Greek Selections

ΑΝΑΛΕΚΤΑ ῾ΕΛΛΗΝΙΚΑ ΜΕΙΖΟΝΑ,

SIVE

COLLECTANEA GRAECA MAJORA.

ΑΝΑΛΕΚΤΑ ἙΛΛΗΝΙΚΑ ΜΕΙΖΟΝΑ,

SIVE

COLLECTANEA GRAECA MAJORA,

AD USUM

ACADEMICAE JUVENTUTIS

ACCOMMODATA:

CUM

NOTIS PHILOLOGICIS,

QUAS

PARTIM COLLEGIT, PARTIM SCRIPSIT

ANDREAS DALZEL, A. M.

SOCIUS REGIAE SOCIETATIS EDINENSIS;
ET NUPER IN ACADEMIA JACOBI VI. SCOTORUM REGIS LITT. GR. PROF
EIDEMQUE A SECRETIS ET BIBLIOTHECARIUS.

TOMUS I.

COMPLECTENS EXCERPTA

EX

VARIIS ORATIONIS SOLUTAE SCRIPTORIBUS.

EDITIO QUARTA AMERICANA, EX AUCTORIBUS CORRECTA,
Prioribus emendatior, cum Notis aliquot interjectis.

BOSTONIAE:
HILLIARD, GRAY, LITTLE, ET WILKINS.

1831.

24943

Stereotyped by T. H. & C. Carter, Boston.

AD LECTOREM.

PRAEFATIO

PRIMAE EDITIONIS.

EX iis, qui Literarum Graecarum studio, seu discentes sive docentes, operam dederint, multi conquesti sunt se ab usu atque lectione principum Auctorum Graecorum quodammodò arceri, cùm propter sumptus, non omnibus accommodatos, quibus eorum scripta comparantur, tùm ob molem et multitudinem ipsorum librorum, quos totos evolvere neque tempus, quod huic studio impendi solet, discipulos sinit, neque ipsius studii ratio atque consilium postulat.

Quoniam autem non modò decet, sed etiam oportet omnes, qui nobilissimae Linguae Graecae vel mediocrem cognitionem habere cupiunt, Auctorum variorum vario generi scribendi maturè assuescere; et hujusmodi Collectanea, in aliis regionibus hactenus edita, neque comparatu facilia sunt, neque nostratibus satis arrident; idcircò haec nova demùm Analecta, ad usum Studiosae Juventutis, edere visum est. In quibus contexendis pauca non solùm ex Historicis, verùm etiam ex Oratoribus, Philosophis, Criticis, aliisque desumpta sunt; haud ita tamen ut quis putet ea ad Graecas Literas penitùs cognoscendas sufficere, sed ut Discipuli Ingenui, horum exemplarium venustate allecti, hor

:os illos amoenos, undè flores tam pulchri provenerint, ingrediendi ac perlustrandi cupidine incendantur.

Quod ad Versiones, quas vocant, Latinas attinet, quae Graecos libros comitari solent, eas, tanquam a nostro proposito prorsùs alienas, abjiciendas duximus; quippe optimi jamdudum Magistri consenserunt eas inter praecipuas causas esse, cur tam pauci Graecè eruditissimi evadant. Nam si discentes in singularum vocum ac locutionum Graecarum vero sensu eliciendo plus temporis ac studii, praeferente facem perito Praeceptore, initio ponere vellent, neque ad talia auxilia, quae semper praestò sunt, noxia tamen ac fallacia, perpetuò confugerent, sponderet quis eos multò citiùs ad veram Graecae Linguae cognitionem perventuros; nec fore ut tam multi ex iis etiam qui nomen Eruditorum prae se ferunt, inveteratâ jam cui juvenes indulsissent consuetudine, ad interpretationum opem identidem recurrere cogerentur.

Ne tamen, etiam post Praeceptoris praelectionem, omni alienâ ope destituatur Discipulus, accedunt breves aliquot Annotationes Philologicae, ubi quodcunque difficultatis, seu ex singulis vocibus, sive ex linguae idiomatis, sive denique ex sermonis structurâ occurrit, id ita expeditur, nunc Latinè, nunc autem Anglicè, ut Studiosus sedulus vix inveniat, quod suum progressum impedire possit.

Hae autem Annotationes partim selectae sunt ex variis Interpretibus ac Scholiastis, partim recens conscriptae; minimè tamen eo consilio, ut doctis tantummodò se commendent, neque ut, prolatis acervatim sententiis undique petitis, summae eruditionis speciem prae se ferant; sed ut studiosae Juventuti auxilium, qualecunque id demùm sit, quàm paucissimis, praebeant. Labor quidem humilis, ...s verò non item, si modò hoc opusculum vel tantulum ...erre valuerit ad studium promovendum Graecarum

Literarum, quibus apud nos deficientibus, citò deficiet omnis doctrina politior; iisdem vigentibus, omnes etiam artes, quae ad humanitatem pertinent, unà vigebunt.

Forsitan et hae Notulae cognitionem Graecae Linguae, casu aliquo amissam, recuperare volentibus non nihili sunt futurae. Quin et praeceptoribus quibusdam junioribus è re esse possint, praesertim quùm nomina auctorum, qui pleniùs de hujusmodi rebus commentati sunt, non raro indicent, quos, si plura velint, adire licet.

Tirones autem, qui haec Collectanea proprio Marte perlegere cupiant, monere oportet, ut initium sumant ab iis, quae minùs sunt difficilia, quae scilicet decerpta sunt ex operibus Xenophontis: deinde Herodotum, Polyaenum, Aelianum, Thucydidem adeant; denique Philosophos, Oratores, Criticos aggrediantur.

Caeterum, nihil ex poëtis hic exhibetur: non ideo tamen quòd eos à republicâ nostrâ, uti olim suadebat Plato, relegandos censuimus, sed ut alterum Volumen seorsùm occupent. Id autem, si hoc minùs displicere compertum fuerit, pari modo instructum, quàm maturrimè prelo subjicietur. Vale.

PRAEFATIO

SECUNDAE EDITIONIS.

TRIENNIUM nondum exactum fuit, ex quo prior horum COLLECTANEORUM tomi prioris editio lucem aspexisset, quùm Bibliopolae me commonefacere coeperint jam tempus esse, ut ad novam expoliendam edendámque me accingerem. Consilio igitur tomi alterius, qui EXCERPTA EX VARIIS POETIS complecteretur, publici juris faciendi in aliud tempus dilato, ad hunc iterùm edendum animum applicui, ne, non solùm propriis discipulis, verùm etiam aliis alibi, quibus hoc qualecunque operis non displicuisse compereram, ejus exemplaria interim deessent. Ante id tempus aliquandiu quidem impeditus fueram, quo minùs alterum illud volumen ederem, tùm aliis perpetuis ferè negotiis quibus eram districtus, tùm labore quem impendere necesse fuit illis, nuper editis, COLLECTANEIS MINORIBUS concinnandis, quae junioribus discipulis ad usum hujus libri majoris viam faciliorem patefacerent.

INTEREA occasionem non invitus arripui, tam citò oblatam, qua grati animi sensum, ob librum hunc adeò humaniter à doctis praeceptoribus exceptum, publicè exprimerem; atque errores, qui in priore editione, sive operarum inscitiâ, seu meâ ipsius scribendarum Annotationum et preli corrigendi novitate, fuerant admissi, secundis curis pro virili parte tollerem. Quibus autem modis hoc efficere, adeoque totum hoc volumen publico favore minùs indignum reddere, conatus sim, nunc paucis exponam.

1. TOTUM Contextum, quem vocant, Graecum diligenter recensui, et non solùm errata typographica, quantum potui, emendanda, sed interpunctionem, in locis innumeris, rectiùs,

ni multùm fallor, constituendam, curavi; in caeteris, editiones illas, quarum, ad singula Excerpta, facta est mentio, ferè sequutus. Sed quia multis in locis Annotationes ampliare visum est, pauca Excerptorum ex Herodoto, et Xenophontis de Agesilao Rege Orationem, ne moles libri nimis excresceret, omittenda duxi. Quo autem faciliùs discentium oculi ad singulas Annotationes dirigantur, parvula numerorum signa Arabica, ubique per Contextum, suo quodque loco, inseruntur, quorum usum lector, primo intuitu, nequeat non sentire.

2. Annotationibus in singula Excerpta praefigitur, uti in Analectis Minoribus, Scriptoris Vitae brevis notitia, ejusqu Operum Editionum enumeratio; quae sint tanquam rudimenta ejus generis eruditionis, sine quo nemo vir doctus meritò haberi potest. Annotationes ipsae, quas omnes diligenter retractavi, emendatiores, et pluribus in locis auctiores, ut jam innui, hîc exhibentur. Namque, inter docendum, earum quasdam mendosas, plurimas nimis breves deprehenderam: erant scilicet initio currente calamo exaratae, ut desiderio Juventutis ingenuae, librum manibus suis tractandum (quod ejus fuit erga me studium) assiduis vocibus postulantis, satisfieret.

Verum, tametsi haec editio priore sit planè multò emendatior, venustior ac melior, eam ab omni labe immunem spondere nequimus. Restant etiamnum, sine dubio, multa corrigenda Sed quam sit difficile, vel potiùs quam sit impossibile, in hisce rebus minutis tractandis, omni vitio caruisse, eruditissimi homines optimè nôrunt.

Atque haec sunt, Lector benevole, quae tecum in antecessum communicanda habui. Iterum vale!—Scr. Edinburgi, in Acad. Jac. VI. Scotorum Regis, Kalend. Jan M.DCC.LXXXIX.

PRAEFATIO

OCTAVAE EDITIONIS.

IN hac octava editione curanda Textum quam emendatissimum exhibere, et pauca, quae notatu digna visa sunt, in prioribus sive praetermissa seu minus accurate exposita inserere, statui. Haec diversis in locis plerumque signata Lector inveniet, ac, si quid eorum displiceat, Auctori voluminis tribuat. Quamvis docti et ingeniosi, legibus principiisque Linguae ducti, plurimas maculas in operibus fere omnium Scriptorum Graecorum inveteratas sustulerunt, in quibusdam tamen, praesertim Platonis operibus, haud paucae adhuc restant. Nonnullos in excerptis ex hoc celeberrimo Scriptore errores correxi et notavi, in iis nempe locis ubi particula ἂν vel omissa, vel vis ejus ab editoribus malè intellecta fuit. Opus tamdiu hîc et alibi benigne exceptum, utpote ad erudiendam in Graecis Literis Studiosam Juventutem, egregie accommodatum, ejus utilitate per aliquot annos experta, praeceptoribus doctis lubens commendo.

G. Dunbar.

Scrib. Edinburgi }
Kal. Aug. 1817. }

PRAEFATIO.

Ut haec Editio Tertia Americana prodeat emendata, cura haud levis est impensa. Veruntamen menda nonnulla nos effugêre, praecipue in accentibus aliisque hujusmodi notis. Haec vero minus frequentia, opinamur, in maxima hujus operis portione, quam in initio ejusdem invenientur. Neque haec quidem multa nec magna esse videntur, ut in rebus tam minutis, et variis, et quae tam facile oculorum animique aciem fallunt. Postquam magis exercitati fuimus, atque accuratius praestantes vel probatas singulorum Scriptorum editiones cum nostris chartis contulimus, opus melius processisse per spectum fore speramus.

Ipsarum Editionum, ex quibus haec Collectanea sunt excerpta, magna ex parte, copiam Bibliotheca Harvardina suppeditavit. Aliae quoque bonae editiones, inter quas non paucae sunt recentiores, ex eodem thesauro et aliunde adfuerunt; etsi non ea fuit copia, ut nihil desideraretur. Subsidiis, quae praesto fuere, quantum potuimus, usi sumus ad errata tollenda. Legem nobis injunximus, ut plurimum sequendum exemplar. Ideo non mutavimus nisi pauca quaedam, quae plane videbantur sic emendanda, secundum virorum doctorum judicium; et quorum plerumque fit mentio in notis. Interpunctionem quidem aliquanto liberius tentavimus, item doctos Editores fere sequuti; quo sensus Scriptorum discentibus, nostra saltem opinione, clarius eluceat. Insuper, commodum futurum et docentibus et discentibus duximus, si lineae cujusque paginae in oratione soluta signis numerentur.

Encliticarum ratio saepe alia est apud alios Grammaticos atque Editores, quae varietas in his Collectaneis apparebit. Idem de iota subscripto aliisque similibus sit notandum. Plura dicere longum esset.

Notulae quaedam, vel quaestiones, subinde interjectae sunt, quas loci poscere vel admittere visi sunt, inter corrigendum. Hae ferme his signis, " P. denotantur. Potiores sunt ex Criticis spectatis decerptae. Pro nostris omnibus, Graecis et Latinis, oportet veniam petamus. M. *Maio, 1819.*

In Editione Quarta consilium prosequutus sum, quod in Tertia proposui; nempe, ut opus ad usum discentium accommodatum, quam plurimum potui, emendatum atque accuratum exhiberem. Hoc consilio, praeter ea quae in legendo et audiendo notaveram, textus plagulas cum probatis Scriptorum editionibus, quarum ferme tres pluresve ad manus erant, diligenter et minute legi et contuli. Spero fore, ut pleraque correcta reperiantur: at quae errata posthac deprehensa erint, in tabulis stereotypis corrigi possunt. Paginas his tabulis impressas iterum lego, et quae notentur, in tabulis ipsis corriguntur, priusquam illae prelo subjiciuntur.

Ex libris editis alias aliquot lectiones recepi, quae auctoritate vel proprietate perspicue commendari vel injungi videbantur. Verum plerumque textum receptum, quantum per rationes Criticorum liceret, in hac editione tenere consultum duxi.

In Xenophontis Memorabilibus Socratis, quasdam sententias, sive sententiarum partes, interserui ex auctore, prout loca aut paginae admiserunt, quo sensus et connexio sermonis planius exprimeretur. Eandem ob causam sectiones aliquas conjunxi, quae olim disjunctae nexum et sensum discerpserunt. In Excerptis ex Longino, typis minoribus non paratis, haud invite versus laudatos majoribus imprimi, atque ad exemplum bonarum editionum paginas conformari feci. Haec et talia quaedam paucarum paginarum lineas paululum moverunt: verum, his exceptis, easdem paginas, quae in prioribus sunt, reddere curavimus.

Interpunctione sensum magis obvium et distinctum exhibere iterum tentavi. Ideo, inter alia, punctum non raro invertitur, a summa ad imam lineam, ubi sermonis structura postulare visa est. Editiones exempla fere praebuerunt. Quod si punctum majus sine litera majore sequente ponitur; id in Graecis libris admodum usitatum est, ut etiam nonnunquam in Latinis. Imo ad sermonis Graeci structuram et continuationem per particulas aptissimus videtur: sic enim plenam et absolutam periodum litera majore post punctum, membra autem, sive partes, pro modo cujusque, puncto majore, vel minore, vel inciso, distinguere licebit. Quod quidem editiones hodiernae quodammodo frequenter observant.

Notulas alias quoque, at non multas, interjeci, vel ad rationem lectionum reddendam, vel ad aliquid indicandum aut monendum. Ne plures intruderentur, ratio operis obstitit. Hoc enim procedente, multa infercire parum expeditum fuit. In notis legendis, locos citatos plurimos in ipsis auctoribus inspexi, quorum magnae partis copia fuit. Nonnulla secus expressa, non pauca perperam vel incommode paginis aut numeris denotata inveni et correxi, vel corrigere studui. In his literis minoribus et rebus variis et impeditis fortasse menda quaedam manserint.

Excerpta ex Polybio adjeci ex Editione hujus Operis Londini impressa, 1821, ad quam praefatio est, quae signatur C. J. B. Haec intuli, et quod omnino digna sunt lectu, et ut haec editio una cum aliis quibusvis legatur. Excerpta ex Aristotelis Poetica, Dionysio Halicarnasseo, Polyaeno et Aeliano, ille ablegavit. Omnia nos dedimus. Excerpta ex Theophrasto nonnihil novavit et auxit, ex editione Jo. Gottl. Schneideri, Jenae, 1799. Ex eodem Schneidero quaedam recepi. Schneider usus est editionibus novis, praesertim illa, quae a Siebenkees et Goez publicata est, et aucta ex Codicibus, praecipue ex quodam Palatino-Vaticano, qui olim erat in bibliotheca Heidelbergensi, ac inde in Vaticanam translatus.

Ad summam, hoc opus suscepi et hucusque pertuli, non sine multo labore et molestia, ut praestarem quod potui, quo libri emendati traderentur discentibus, quibus imprimis errata officiunt.

M. Jan. 6, 1824. J. S. P.

INDEX

EORUM QUAE IN HOC PRIMO VOLUMINE CONTINENTUR.

PARS PRIMA.

EXCERPTA HISTORICA.

I. Ex HERODOTO.

II. Ex THUCYDIDE.

III. E XENOPHONTE.

E Cyropaedia.

PARS SECUNDA.

EXCERPTA RHETORICA.

I. Ex LYSIA.

II. Ex ISOCRATE.

III. Ex DEMOSTHENE.

PARS TERTIA.

EXCERPTA PHILOSOPHICA.

I. E XENOPHONTE.

II. Ex PLATONE.

III. Ex ARISTOTELE.

PARS QUARTA

EXCERPTA CRITICA.

I. Ex ARISTOTELE.

II. Ex DIONYSIO HALICARNASSENSI.

III. Ex LONGINO.

PARS QUINTA.

EXCERPTA MISCELLANEA.

I. Ex THEOPHRASTO.

Characteres Ethici.

—— *Vos Exemplaria Graeca*
Nocturnâ versate manu, versate diurnâ.

Hor. in Arte Poet. 268.

I.

[1] Ex HERODOTO.

[Ad Edit. Pet. Wesselingii. Amstel. 1763. Fol.]

—*Dulcis, et candidus, et fusus* Herodotus. Quinct. X. 1.

[2] *Ἐκ τῆς ΚΛΕΙΟΥΣ.*

* * *

ΑΡΙΩΝ.

[3] *ΕΤΥΡΑΝΝΕΥΕ ὁ Περίανδρος Κορίνθου·* [4] *τῷ δὴ, λέγουσι Κορίνθιοι, (ὁμολογέουσι δέ* [5] *σφι Λέσβιοι,)* [6] *ἐν τῷ βίῳ, θῶυμα μέγιστον* [7] *παραστῆναι·—*[8] *ΑΡΙΟΝΑ τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων* [9] *οὐδενὸς δεύτερον· καὶ* [10] *διθύραμβον, πρῶτον ἀνθρώπων* [11] *τῶν ἡμεῖς ἴδμεν, ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ.*

Τȣ̃τον τὸν Ἀρίονα λέγουσι, [12] *τὸν πολλὸν τȣ̃ χρόνȣ διατρίβοντα παρὰ Περιάνδρῳ, ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην· ἐργασάμενον δὲ χρήματα μεγάλα, θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι.* [13] *Ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος, πιστεύοντα δὲ ȣ̓δαμοῖσι μᾶλλον ἢ Κορινθίοισι,* [14] *μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων.* [15] *Τοὺς δὲ, ἐν τῷ πελάγει, ἐπιβουλεύειν, τὸν Ἀρίονα ἐκβαλόντας,* [16] *ἔχειν τὰ χρήματα.* [17] *Τὸν δὲ, συνέντα τȣ̃το, λίσσεσθαι,*

χρήματα μὲν προϊέντα σφι, ψυχὴν δὲ παραιτεόμενον. Οὔκων δὴ πείθειν αὐτὸν τούτοισι· ἀλλὰ κελεύειν τοὺς πορθμέας [1] ἢ αὐτὸν διαχρᾶσθαί μιν, ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ, ἢ ἐκπηδᾷν ἐς τὴν θάλασσαν, [2] τὴν ταχίστην.

[3] Ἀπειληθέντα δὲ τὸν Ἀρίονα ἐς ἀπορίην, παραιτήσασθαι, ἐπειδή σφι οὕτω δοκέοι, [4] περιϊδέειν αὐτὸν, [5] ἐν τῇ σκευῇ πάσῃ, στάντα ἐν τοῖσι [6] ἑδωλίοισι, ἀεῖσαι· [7] ἀείσας δὲ, ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι. [8] καὶ,—τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν, εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ,—ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα. Τὸν δὲ, ἐνδύντα τε πᾶσαν τὴν σκευὴν, καὶ λαβόντα τὴν κιθάρην, στάντα ἐν τοῖσι ἑδωλίοισι, [9] διεξελθεῖν νόμον τὸν ὄρθιον. Τελευτῶντος δὲ τοῦ νόμου, ῥίψαι μιν ἐς τὴν θάλασσαν ἑωυτὸν, [10] ὡς εἶχε, σὺν τῇ σκευῇ πάσῃ· καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον· τὸν δὲ, δελφῖνα, λέγουσι, ὑπολαβόντα, ἐξενεῖκαι ἐπὶ Ταίναρον.

Ἀποβάντα δὲ αὐτὸν, χωρέειν ἐς Κόρινθον, σὺν τῇ σκευῇ· καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός. Περίανδρον δὲ, ὑπὸ ἀπιστίης, Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν, [11] οὐδαμῇ μετιέντα, [12] ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων. [13] Ὡς δὲ ἄρα παρεῖναι αὐτοὺς, κληθέντας ἱστορέεσθαι, εἴ τι λέγοιεν περὶ Ἀρίονος. Φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην, καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι, ἐπιφανῆναί σφι τὸν Ἀρίονα, [14] ὥσπερ ἔχων ἐξεπήδησε. Καὶ τοὺς, ἐκπλαγέντας, [15] οὐκ ἔχειν ἔτι, ἐλεγχομένους, ἀρνέεσθαι.

Ταῦτα μὲν νῦν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι. Καὶ Ἀρίονός ἐστι ἀνάθημα χάλκεον, οὐ μέγα, [16] ἐπὶ Ταινάρῳ, [17] ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος.

* * *

[1] ΚΡΟΙΣΟΣ καὶ ΣΟΛΩΝ.

Χρόνου δὲ ἐπιγινομένου, καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων—(πλὴν γὰρ Κιλίκων καὶ Λυκίων, τοὺς ἄλλους πάντας ὑπ' ἑωυτῷ εἶχε, καταστρεψάμενος, ὁ ΚΡΟΙΣΟΣ· εἰσὶ δὲ οἵδε, [Λυδοὶ,] Φρύγες, Μυσοὶ, Μαριανδυνοὶ, Χάλυβες, Παφλαγόνες, [2] Θρῆκες, οἱ Θυνοί τε καὶ Βιθυνοὶ, Κᾶρες, Ἴωνες, Δωριέες, Αἰολέες, Πάμφυλοι·)—κατεστραμμένων δὲ τούτων, καὶ [3] προσεπικτωμένου Κροίσου Λυδοῖσι, ἀπικνέονται ἐς Σάρδις, ἀκμαζούσας πλούτῳ, ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταὶ, οἳ, τοῦτον τὸν χρόνον, [4] ἐτύγχανον ἐόντες, [5] ὡς ἕκαστος αὐτέων ἀπικνέοιτο· καὶ δὴ καὶ ΣΟΛΩΝ, ἀνὴρ Ἀθηναῖος, ὃς, Ἀθηναίοισι, νόμους, κελεύσασι, ποιήσας, ἀπεδήμησε ἔτεα δέκα, κατὰ θεωρίης πρόφασιν ἐκπλώσας, ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ λῦσαι, τῶν ἔθετο. [6] αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι· ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο, δέκα ἔτεα χρήσεσθαι νόμοισι, τοὺς ἂν σφίσι Σόλων θῆται.

Αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν, ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν, καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον. ἀπικόμενος δὲ, ἐξεινίζετο ἐν τοῖσι βασιληΐοισι ὑπὸ τοῦ Κροίσου. Μετὰ δὲ, ἡμέρῃ τρίτῃ, ἢ τετάρτῃ, κελεύσαντος Κροίσου, τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυροὺς, καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια. Θεησάμενον δέ μιν τὰ πάντα, καὶ σκεψάμενον, ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε· "Ξεῖνε Ἀθηναῖε, παρ' ἡμέας γὰρ περὶ "σέο λόγος ἀπῖκται πολλὸς, καὶ σοφίης εἵνεκεν τῆς σῆς "καὶ πλάνης, ὡς φιλοσοφέων, γῆν πολλὴν, θεωρίης εἵνε"κεν, ἐπελήλυθας· νῦν ὦν ἵμερος, [7] ἐπείρεσθαί με ἐπῆλ-

χρήματα μὲν προϊέντα σφι, ψυχὴν δὲ παραιτεόμενον. Οὔκων δὴ πείθειν αὐτὸν τούτοισι· ἀλλὰ κελεύειν τοὺς πορθμέας [1] ἢ αὐτὸν διαχρᾶσθαί μιν, ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ, ἢ ἐκπηδᾷν ἐς τὴν θάλασσαν, [2] τὴν ταχίστην.

[3] Ἀπειληθέντα δὲ τὸν Ἀρίονα ἐς ἀπορίην, παραιτήσασθαι, ἐπειδή σφι οὕτω δοκέοι, [4] περιϊδέειν αὐτὸν, [5] ἐν τῇ σκευῇ πάσῃ, στάντα ἐν τοῖσι [6] ἑδωλίοισι, ἀεῖσαι· [7] ἀείσας δὲ, ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι. [8] καὶ,—τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν, εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ,—ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα. Τὸν δὲ, ἐνδύντα τε πᾶσαν τὴν σκευὴν, καὶ λαβόντα τὴν κιθάρην, στάντα ἐν τοῖσι ἑδωλίοισι, [9] διεξελθεῖν νόμον τὸν ὄρθιον. Τελευτῶντος δὲ τοῦ νόμου, ῥίψαι μιν ἐς τὴν θάλασσαν ἑωυτὸν, [10] ὡς εἶχε, σὺν τῇ σκευῇ πάσῃ· καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον· τὸν δὲ, δελφῖνα, λέγουσι, ὑπολαβόντα, ἐξενεῖκαι ἐπὶ Ταίναρον.

Ἀποβάντα δὲ αὐτὸν, χωρέειν ἐς Κόρινθον, σὺν τῇ σκευῇ· καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός. Περίανδρον δὲ, ὑπὸ ἀπιστίης, Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν, [11] οὐδαμῇ μετιέντα, [12] ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων. [13] Ὡς δὲ ἄρα παρεῖναι αὐτοὺς, κληθέντας ἱστορέεσθαι, εἴ τι λέγοιεν περὶ Ἀρίονος. Φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην, καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι, ἐπιφανῆναί σφι τὸν Ἀρίονα, [14] ὥσπερ ἔχων ἐξεπήδησε. Καὶ τοὺς, ἐκπλαγέντας, [15] οὐκ ἔχειν ἔτι, ἐλεγχομένους, ἀρνέεσθαι.

Ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι. Καὶ Ἀρίονός ἐστι ἀνάθημα χάλκεον, οὐ μέγα, [16] ἐπὶ Ταινάρῳ, [17] ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος.

* * *

[1] ΚΡΟΙΣΟΣ καὶ ΣΟΛΩΝ.

Χρόνου δὲ ἐπιγινομένου, καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων—(πλὴν γὰρ Κιλίκων καὶ Λυκίων, τοὺς ἄλλους πάντας ὑπ᾽ ἑωυτῷ εἶχε, καταστρεψάμενος, ὁ ΚΡΟΙΣΟΣ· εἰσὶ δὲ οἵδε, [Λυδοὶ,] Φρύγες, Μυσοὶ, Μαριανδυνοὶ, Χάλυβες, Παφλαγόνες, [2] Θρῆκες, οἱ Θυνοί τε καὶ Βιθυνοὶ, Κᾶρες, Ἴωνες, Δωριέες, Αἰολέες, Πάμφυλοι·)—κατεστραμμένων δὲ τούτων, καὶ [3] προσεπικτωμένου Κροίσου Λυδοῖσι, ἀπικνέονται ἐς Σάρδις, ἀκμαζούσας πλούτῳ, ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταὶ, οἳ, τοῦτον τὸν χρόνον, [4] ἐτύγχανον ἐόντες, [5] ὡς ἕκαστος αὐτέων ἀπικνέοιτο· καὶ δὴ καὶ ΣΟΛΩΝ, ἀνὴρ Ἀθηναῖος, ὃς, Ἀθηναίοισι, νόμους, κελεύσασι, ποιήσας, ἀπεδήμησε ἔτεα δέκα, κατὰ θεωρίης πρόφασιν ἐκπλώσας, ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ λῦσαι, τῶν ἔθετο. [6] αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι· ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο, δέκα ἔτεα χρήσεσθαι νόμοισι, τοὺς ἂν σφίσι Σόλων θῆται.

Αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν, ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν, καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον. ἀπικόμενος δὲ, ἐξεινίζετο ἐν τοῖσι βασιληΐοισι ὑπὸ τοῦ Κροίσου. Μετὰ δὲ, ἡμέρῃ τρίτῃ, ἢ τετάρτῃ, κελεύσαντος Κροίσου, τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυροὺς, καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια. Θεησάμενον δέ μιν τὰ πάντα, καὶ σκεψάμενον, ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε· " Ξεῖνε Ἀθηναῖε, παρ᾽ ἡμέας γὰρ περὶ " σέο λόγος ἀπῖκται πολλὸς, καὶ σοφίης εἵνεκεν τῆς σῆς " καὶ πλάνης, ὡς φιλοσοφέων, γῆν πολλὴν, θεωρίης εἵνε-" κεν, ἐπελήλυθας· νῦν ὦν ἵμερος, [7] ἐπείρεσθαί με ἐπῆλ-

"θέ, σε, εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον;" Ὁ μὲν, ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος, ταῦτα ἐπηρώτα. Σόλων δὲ, οὐδὲν ὑποθωπεύσας, ἀλλὰ [1] τῷ ἐόντι χρησάμενος, λέγει· "Ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον." Ἀποθωυμάσας δὲ Κροῖσος τὸ λεχθὲν, εἴρετο [2] ἐπιστρεφέως, "[3] Κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;" Ὁ δὲ εἶπε, "Τέλλῳ, [4] τοῦτο μὲν, [5] τῆς πόλιος εὖ ἡκούσης, παῖδες ἦσαν καλοί τε κἀγαθοὶ, καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα, καὶ πάντα παραμείναντα· τοῦτο δὲ, [6] τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρ' ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο. γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας, καὶ [7] τροπὴν ποιήσας τῶν πολεμίων, ἀπέθανε κάλλιστα. καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν [8] αὐτοῦ τῇπερ ἔπεσε, καὶ ἐτίμησαν μεγάλως."

* * *

ΑΤΥΣ καὶ ΑΔΡΗΣΤΟΣ.

Μετὰ δὲ Σόλωνα οἰχόμενον, ἔλαβε ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον, [9] ὡς εἰκάσαι, ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον. αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος, ὅς οἱ τὴν ἀληθηΐην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα. Ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες· τῶν οὕτερος μὲν [10] διέφθαρτο· ἦν γὰρ δὴ κωφός· ὁ δὲ ἕτερος, τῶν ἡλίκων μακρῷ, τὰ πάντα, πρῶτος· οὔνομα δέ οἱ ἦν ΑΤΥΣ. Τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος, ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα. Ὁ δ' ἐπεί τ' ἐξηγέρθη, καὶ [11] ἑωυτῷ λόγον ἔδωκε, [12] καταῤῥωδήσας τὸν ὄνειρον, [13] ἄγεται μὲν τῷ παιδὶ γυναῖκα· [14] ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν, οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε· ἀκόντια δὲ καὶ δοράτια, καὶ τὰ τοιαῦτα πάντα, τοῖσι χρέον-

ται ἐς πόλεμον ἄνθρωποι, ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας, ἐς τοὺς θαλάμους [1] συνένησε, μή τί [2] οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ.

Ἔχοντος δέ οἱ [3] ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον, ἀπικνέεται ἐς τὰς Σάρδις ἀνὴρ συμφορῇ ἐχόμενος, καὶ [4] οὐ καθαρὸς χεῖρας ἐών, Φρὺξ μὲν γενεῇ, γένεος δὲ τοῦ βασιληΐου. Παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία, κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι. Κροῖσος δέ μιν ἐκάθηρε. Ἐστι δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι. Ἐπεί τε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος, ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη; λέγων τάδε, "Ὤνθρωπε, τίς τε ἐών, καὶ κόθεν τῆς Φρυγίης ἥκων, ἐπίστιος ἐμοὶ ἐγένεο; τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας;" Ὁ δὲ ἀμείβετο, "Ὦ βασιλεῦ, Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς, ὀνομάζομαι δὲ ΑΔΡΗΣΤΟΣ· φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων, πάρειμι, ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς, καὶ ἐστερημένος πάντων." Κροῖσος δέ μιν ἀμείβετο τοῖσδε· "Ἀνδρῶν τε φίλων [5] τυγχάνεις ἔκγονος ἐών, καὶ ἐλήλυθας ἐς φίλους, ἔνθα [6] ἀμηχανήσεις χρήματος οὐδενὸς, μένων [7] ἐν ἡμετέρου. συμφορὴν δὲ ταύτην, ὡς κουφότατα, φέρων, κερδανέεις πλεῖστον." Ὁ μὲν δὴ δίαιταν εἶχε [8] ἐν Κροίσου.

Ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ, ἐν τῷ Μυσίῳ Οὐλύμπῳ, [9] συὸς χρῆμα γίνεται μέγα· ὁρμεώμενος δὲ οὗτος ἐκ τοῦ οὔρεος τούτου, τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε. Πολλάκι δὲ οἱ Μυσοὶ ἐπ᾽ αὐτὸν ἐξελθόντες, ποιέεσκον μὲν οὐδὲν κακὸν, ἔπασχον δὲ πρὸς αὐτοῦ. Τέλος δὲ, ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι, ἔλεγον τάδε· "Ὦ βασιλεῦ, ὑὸς χρῆμα μέγιστον [10] ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ, ὃς τὰ ἔργα διαφθείρει. τοῦτον προθυμεόμενοι ἑλέειν, οὐ δυνάμεθα. νῦν ὦν προσδεόμεθα σεῦ, τὸν παῖδα καὶ [11] λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν, ὡς ἂν

"μιν ἐξέλωμεν ἐκ τῆς χώρης." Οἱ μὲν δὴ τούτων ἐδέοντο Κροῖσος δὲ, μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα, ἔλεγέ σφι τάδε "Παιδὸς μὲν περὶ τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι· οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι· νεόγαμός τε γάρ ἐστι, [1] καὶ ταῦτά οἱ νῦν μέλει. Λυδῶν μέντοι λογάδας καὶ τὸ [2] κυνηγέσιον πᾶν συμπέμψω· καὶ διακελεύσομαι τοῖσι ἰοῦσι, εἶναι ὡς προθυμοτάτοισι συνεξελέειν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης." Ταῦτα ἀμείψατο.

[3] Ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν, ἐπεισέρχεται ὁ τοῦ Κροίσου παῖς, ἀκηκοὼς [4] τῶν ἐδέοντο οἱ Μυσοί. [5] οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν, λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε· "Ὦ πάτερ, [6] τὰ κάλλιστα, πρότερόν κοτε, καὶ γενναιότατα ἡμῖν ἦν, ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν· νῦν δὲ [7] ἀμφοτέρων με τούτων ἀποκληΐσας ἔχεις, οὔτε τινὰ δειλίην [8] μοι παριδὼν, οὔτε ἀθυμίην. νῦν τε [9] τέοισί με χρὴ ὄμμασι, ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα, φαίνεσθαι; κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι; κοῖος δέ τις τῇ νεογάμῳ γυναικί; [10] κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν; Ἐμὲ ὦν σὺ ἢ μέθες ἰέναι ἐπὶ τὴν θήρην, ἢ λόγῳ ἀνάπεισον, ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα." Ἀμείβεται Κροῖσος τοῖσδε· "Ὦ παῖ, οὔτε δειλίην, οὔτε ἄλλο οὐδὲν ἄχαρι, παριδών τοι, ποιέω ταῦτα· ἀλλά μοι ὄψις ὀνείρου, ἐν τῷ ὕπνῳ, ἐπιστᾶσα, ἔφη σὲ ὀλιγοχρόνιον ἔσεσθαι· ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι. Πρὸς ὦν τὴν ὄψιν ταύτην, τόν τε γάμον τοι τοῦτον ἔσπευσα, καὶ [11] ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω, φυλακὴν ἔχων, εἴ κως δυναίμην, [12] ἐπὶ τῆς ἐμῆς, σε, ζωῆς, [13] διακλέψαι. εἷς γάρ μοι μοῦνος [14] τυγχάνεις ἐὼν παῖς· τὸν γὰρ δὴ ἕτερον, [15] διεφθαρμένον τὴν ἀκοὴν, οὐκ εἶναί μοι, λογίζομαι."

Ἀμείβεται ὁ νεηνίης τοῖσδε· "Συγγνώμη μὲν, ὦ πάτερ, τοί, ἰδόντι γε ὄψιν τοιαύτην, περὶ ἐμὲ φυλακὴν ἔχειν· [1]τὸ δὲ οὐ μανθάνεις, ἀλλὰ λέληθέ σε τὸ ὄνειρον, ἐμέ τοι δίκαιόν ἐστι φράζειν. Φῄς τοι τὸ ὄνειρον, ὑπὸ αἰχμῆς σιδηρέης, φάναι, ἐμὲ τελευτήσειν· ὑὸς δὲ κοῖαι μέν εἰσι χεῖρες, κοίη δὲ αἰχμὴ σιδηρέη, τὴν σὺ φοβέαι; εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἶπε τελευτήσειν με, ἢ [2]ἄλλου τευ, [3]ὅ τι τούτῳ ἔοικε, χρῆν δή σε ποιέειν, [4]τὰ ποιέεις· νῦν δὲ, ὑπὸ αἰχμῆς. Ἐπεί τε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται ἡ μάχη, μέθες με."

Ἀμείβεται Κροῖσος, "Ὦ παῖ, [5]ἔστι τῇ με νικᾷς, γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου. Ὡς ὦν νενικημένος ὑπὸ σέο, μεταγινώσκω, μετίημί τέ σε ἰέναι ἐπὶ τὴν ἄγρην."

Εἴπας δὲ ταῦτα ὁ Κροῖσος, μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον· ἀπικομένῳ δέ οἱ λέγει τάδε· "Ἄδρηστε, ἐγώ σε συμφορῇ πεπληγμένον ἀχάριτι, [6]τήν τοι οὐκ ὀνειδίζω, ἐκάθηρα, καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω, παρέχων πᾶσαν δαπάνην. Νῦν ὦν, (ὀφείλεις γὰρ, ἐμεῦ προποιήσαντος χρηστὰ ἐς σὲ, χρηστοῖσί με ἀμείβεσθαι,) φύλακα παιδός, σε, τοῦ ἐμοῦ, χρήζω γενέσθαι, ἐς ἄγρην ὁρμεωμένου, μή τινες, κατ᾽ ὁδὸν, κλῶπες κακοῦργοι, ἐπὶ δηλήσει, φανέωσι ὑμῖν. Πρὸς δὲ τούτῳ, καὶ σέ τοι [7]χρεών ἐστι ἰέναι, ἔνθα [8]ἀπολαμπρύνεαι τοῖσι ἔργοισι· πατρώϊόν τε γάρ τοι ἐστὶ, [9]καὶ προσέτι ῥώμη ὑπάρχει."

Ἀμείβεται ὁ Ἄδρηστος, "Ὦ βασιλεῦ, [10]ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤϊα ἐς ἄεθλον τοιόνδε· [11]οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι, οὔτε τὸ βούλεσθαι [12]πάρα· πολλαχῇ τε ἀνίσχον ἐμεωυτόν. Νῦν δὲ, ἐπεί τε σὺ σπεύδεις, καὶ δεῖ τοι χαρίζεσθαι, (ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσι,) ποιέειν εἰμὶ ἑτοῖμος ταῦτα. παῖδά τε σὸν,

"τὸν διακελεύεαι φυλάσσειν, ἀπήμονα, [1] τοῦ φυλάσ-
"σοντος εἵνεκεν, προσδόκα τοι ἀπονοστήσειν."

Τοιούτοισι ἐπεί τε οὗτος ἀμείψατο Κροῖσον, ἤϊσαν, μετὰ ταῦτα, ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί. ἀπικόμενοι δὲ ἐς τὸν Οὔλυμπον τὸ ὄρος, ἐζήτεον τὸ θηρίον· εὑρόντες δὲ, καὶ περιστάντες αὐτὸ κύκλῳ, ἐσηκόντιζον. Ἔνθα δὴ ὁ ξεῖνος, οὗτος δὴ ὁ καθαρθεὶς τὸν φόνον, καλεόμενος δὲ Ἄδρηστος, ἀκοντίζων τὸν σῦν, τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τοῦ Κροίσου παιδός. Ὁ μὲν δὴ βληθεὶς τῇ αἰχμῇ, ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην. ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός· ἀπικόμενος δὲ ἐς τὰς Σάρδις, τήν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ.

Ὁ δὲ Κροῖσος, τῷ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος, μᾶλλόν τι ἐδεινολογέετο, ὅτι μιν ἀπέκτεινε, τὸν αὐτὸς φόνου ἐκάθηρε. [2] περιημεκτέων δὲ τῇ συμφορῇ δεινῶς, ἐκάλεε μὲν Δία καθάρσιον, μαρτυρόμενος τὰ ὑπὸ τοῦ ξείνου πεπονθὼς εἴη· ἐκάλεε δὲ [3] ἐπίστιόν τε καὶ ἑταιρήϊον, τὸν αὐτὸν τοῦτον ὀνομάζων θεόν· τὸν μὲν ἐπίστιον καλέων, διότι δὴ οἰκίοισι ὑποδεξάμενος τὸν ξεῖνον, φονέα τοῦ παιδὸς [4] ἐλάνθανε βόσκων· τὸν δὲ ἑταιρήϊον, ὡς φύλακα συμπέμψας αὐτὸν, εὑρήκοι πολεμιώτατον.

Παρῆσαν δὲ, μετὰ τοῦτο, οἱ Λυδοὶ φέροντες τὸν νεκρὸν, ὄπισθεν δὲ εἵπετό οἱ ὁ φονεύς. [5] στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ, παρεδίδου ἑωυτὸν Κροίσῳ, προτείνων τὰς χεῖρας, ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ· λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορὴν, καὶ ὡς, ἐπ᾽ ἐκείνῃ, τὸν καθήραντα ἀπολωλεκὼς εἴη· οὐδέ οἱ εἴη βιώσιμον. Κροῖσος δὲ τούτων ἀκούσας, τόν τε Ἄδρηστον κατοικτείρει, καίπερ ἐὼν ἐν κακῷ οἰκηΐῳ τοσούτῳ, καὶ λέγει πρὸς αὐτόν· "Ἔχω,
"ὦ ξεῖνε, παρὰ σεῦ πᾶσαν τὴν δίκην, [6] ἐπειδὴ σεωυτοῦ
"καταδικάζεις θάνατον. εἷς δὲ οὐ σύ μοι τοῦδε τοῦ κα-
"κοῦ αἴτιος, [7] εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο· ἀλλὰ

"Θεῶν κού τις, ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι." Κροῖσος μέν νυν ἔθαψε, ὡς οἰκὸς ἦν, τὸν ἑωυτοῦ παῖδα. Ἄδρηστος δὲ ὁ Γορδίεω τοῦ Μίδεω, οὗτος δὴ ὁ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος, φονεὺς δὲ τοῦ καθήραντος, ἐπεί τε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα, [1] συγγινωσκόμενος ἀνθρώπων εἶναι, τῶν αὐτὸς ᾔδεε, βαρυσυμφορώτατος, ἑωυτὸν ἐπικατασφάζει τῷ τύμβῳ.

* * *

ΠΕΙΣΙΣΤΡΑΤΟΣ.

[2] Τὸ μὲν Ἀττικὸν κατεχόμενόν τε καὶ διεσπασμένον ἐπυνθάνετο ὁ Κροῖσος ὑπὸ ΠΕΙΣΙΣΤΡΑΤΟΥ τοῦ Ἱπποκράτεος, τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων. Ἱπποκράτεϊ γὰρ, ἐόντι ἰδιώτῃ, καὶ θεωρέοντι τὰ Ὀλύμπια, τέρας ἐγένετο μέγα· θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ, οἱ λέβητες, [3] ἐπεστεῶτες, καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος, ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον. Χίλων δὲ ὁ Λακεδαιμόνιος παρατυχὼν, καὶ θεησάμενος τὸ τέρας, συνεβούλευεν Ἱπποκράτεϊ, πρῶτα μὲν, [4] γυναῖκα τεκνοποιὸν μὴ ἄγεσθαι ἐς τὰ οἰκία· [5] εἰ δὲ τυγχάνει ἔχων, δεύτερα, τὴν γυναῖκα ἐκπέμπειν· καὶ εἴ τίς οἱ τυγχάνει ἐὼν παῖς, τοῦτον ἀπείπασθαι. Οὔκων, ταῦτα παραινέσαντος Χίλωνος, πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα. Γενέσθαι οἱ, μετὰ ταῦτα, τὸν Πεισίστρατον τοῦτον, ὃς, στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων, [6] καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμαίωνος, τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω, καταφρονήσας τὴν τυραννίδα, ἤγειρε τρίτην στάσιν· συλλέξας δὲ στασιώτας, [7] καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς, μηχανᾶται τοιάδε. Τρωματίσας ἑωυτόν τε καὶ ἡμιόνους, ἤλασεν ἐς τὴν ἀγορὴν τὸ ζεῦγος, ὡς ἐκπεφευγὼς τοὺς ἐχθροὺς, οἵ μιν, ἐλαύνοντα ἐς ἀγρὸν, ἠθέλησαν ἀπολέσαι δῆθεν· ἐδέετο

τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, [1] πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ, Νίσαιάν τε ἑλὼν, καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα [2] Ὁ δὲ δῆμος, ὁ τῶν Ἀθηναίων, ἐξαπατηθεὶς, ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους, οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου, κορυνηφόροι δέ· ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθεν· συνεπαναστάντες δὲ οὗτοι ἅμα Πεισιστράτῳ, ἔσχον τὴν ἀκρόπολιν. Ενθα δὴ ὁ Πεισίστρατος ἦρχεν Ἀθηναίων, οὔτε τιμὰς τὰς ἐούσας συνταράξας, οὔτε θέσμια μεταλλάξας· [3] ἐπί τε τοῖσι κατεστεῶσι ἔνεμε τὴν πόλιν, κοσμέων καλῶς τε καὶ εὖ. Μετὰ δὲ οὐ πολλὸν χρόνον, [4] τὠυτὸ φρονήσαντες οἵ τε τοῦ Μεγακλέους στασιῶται καὶ οἱ τοῦ Λυκούργου, ἐξελαύνουσί μιν.

Οὕτω μὲν Πεισίστρατος ἔσχε, τοπρῶτον, Ἀθήνας, καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐῤῥιζωμένην ἔχων, ἀπέβαλεν. Οἱ δὲ ἐξελάσαντες Πεισίστρατον, αὖτις, ἐκ νέης, ἐπ' ἀλλήλοισιν ἐστασίασαν. [5] Περιελαυνόμενος δὲ τῇ στάσει ὁ Μεγακλέης, ἐπεκηρυκεύετο Πεισιστράτῳ, εἰ βούλοιτό οἱ τὴν θυγατέρα ἔχειν γυναῖκα [6] ἐπὶ τῇ τυραννίδι. [7] Ἐνδεξαμένου δὲ τὸν λόγον, καὶ ὁμολογήσαντος, ἐπὶ τούτοισι, Πεισιστράτου, μηχανῶνται δὴ [8] ἐπὶ τῇ κατόδῳ πρῆγμα εὐηθέστατον, ὡς ἐγὼ εὑρίσκω, μακρῷ· [9] (ἐπεί γε ἀπεκρίθη, ἐκ παλαιτέρου, τοῦ βαρβαρικοῦ ἔθνεος τὸ Ἑλληνικὸν, ἐὸν καὶ δεξιώτερον, καὶ εὐηθίης ἠλιθίου ἀπηλλαγμένον μᾶλλον·) εἰ καὶ τότε γε οὗτοι ἐν Ἀθηναίοισι, τοῖσι πρώτοισι λεγομένοισιν εἶναι Ἑλλήνων σοφίην, μηχανῶνται τοιάδε. Εν τῷ δήμῳ τῷ Παιανιέϊ ἦν γυνὴ, τῇ οὔνομα ἦν Φύη, μέγαθος ἀπὸ τεσσέρων πηχέων ἀπολείπουσα τρεῖς δακτύλους, καὶ ἄλλως εὐειδής. Ταύτην τὴν γυναῖκα σκευάσαντες πανοπλίῃ, ἐς ἅρμα ἐσβιβάσαντες, καὶ [10] προδέξαντες σχῆμα, οἷόν τι, ἔμελλεν εὐπρεπέστατον φανέεσθαι, ἔχουσα, ἤλαυνον ἐς τὸ ἄστυ, προδρόμους κήρυκας προπέμψαντες, οἳ τὰ ἐντεταλμένα ἠγόρευον, ἐς

τὸ ἄστυ ἀπικόμενοι, λέγοντες τοιάδε· "Ὦ Ἀθηναῖοι, "δέκεσθε, ἀγαθῷ νόῳ, Πεισίστρατον, τὸν αὐτὴ ἡ Ἀθηναίη, "τιμήσασα ἀνθρώπων μάλιστα, κατάγει ἐς τὴν ἑωυτῆς "ἀκρόπολιν." Οἱ μὲν δὴ ταῦτα, διαφοιτέοντες, ἔλεγον· αὐτίκα δὲ ἔς τε τοὺς δήμους φάτις ἀπίκετο, ὡς Ἀθηναίη Πεισίστρατον κατάγει· καὶ ἐν τῷ ἄστεϊ πειθόμενοι τὴν γυναῖκα εἶναι αὐτὴν τὴν θεὸν, προσεύχοντό τε τὴν ἄνθρωπον, καὶ ἐδέκοντο τὸν Πεισίστρατον.

* * *

ΚΥΡΟΣ.

Ὁ Ἀστυάγης εἶδε ἄλλην ὄψιν. Ἐδόκεε δέ οἱ ἐκ τῆς θυγατρὸς φῦναι ἄμπελον· [1] τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν. Ἰδὼν δὲ τοῦτο, καὶ [2] ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι, [3] μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα [4] ἐπίτεκα ἐοῦσαν. ἀπικομένην δὲ ἐφύλασσε, βουλόμενος τὸ γεννώμενον ἐξ αὐτῆς διαφθεῖραι. ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν μάγων ὀνειροπόλοι ἐσήμαινον, ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου. Ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης, ὡς ἐγένετο ὁ Κῦρος, καλέσας Ἅρπαγον, ἄνδρα οἰκήϊον, καὶ πιστότατόν τε Μήδων, καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ, ἔλεγέ οἱ τοιάδε· "Ἅρπαγε, πρῆγμα, [5] τὸ ἄν τοι προσθέω, μηδαμᾶ "παραχρήσῃ· μηδὲ ἐμέ τε παραβάλῃ, καὶ ἄλλους ἑλόμενος, "ἐξ ὑστέρης [6] σοὶ ἑωυτῷ περιπέσῃς. [7] Λάβε τὸν Μανδάνη "ἔτεκε παῖδα· φέρων δὲ [8] ἐς σεωυτοῦ, ἀπόκτεινον· μετὰ "δὲ, θάψον τρόπῳ ὅτεῳ αὐτὸς βούλεαι." Ὁ δὲ ἀμείβεται, "Ὦ βασιλεῦ, οὔτε ἄλλοτέ κω παρεῖδες [9] ἀνδρὶ τῷδε "ἄχαρι οὐδὲν, φυλασσόμεθα δὲ ἐς σὲ, καὶ ἐς τὸν μετέπειτα χρόνον, μηδὲν ἐξαμαρτεῖν· ἀλλ' εἴ τοι φίλον "τοῦτο οὕτω γίνεσθαι, χρὴ δὴ, [10] τόγε ἐμὸν, ὑπηρετέεσθαι "ἐπιτηδέως."

[1] Τούτοισι ἀμειψάμενος ὁ Ἅρπαγος, ὥς οἱ παρεδόθη τὸ παιδίον κεκοσμημένον [2] τὴν ἐπὶ θανάτῳ, ἤϊε κλαίων ἐς τὰ οἰκία. παρελθὼν δὲ ἔφραζε τῇ ἑωυτοῦ γυναικὶ τὸν πάντα Ἀστυάγεος ῥηθέντα λόγον. ἡ δὲ πρὸς αὐτὸν λέγει· “Νῦν ὦν τί σοι ἐν νόῳ ἐστὶ ποιέειν;” Ὁ δὲ ἀμείβεται· “[3] Οὐκ ᾗ ἐνετέλλετο Ἀστυάγης. οὐδ᾽ εἰ παραφρονήσει “τε καὶ μανεῖται κάκιον, ἢ νῦν μαίνεται, οὔ οἱ ἔγωγε “προσθήσομαι τῇ γνώμῃ, οὐδὲ ἐς φόνον τοιοῦτον ὑπηρετήσω. Πολλῶν δὲ εἵνεκα οὐ φονεύσω μιν· καὶ ὅτι αὐτῷ μοι “συγγενής ἐστιν ὁ παῖς, καὶ ὅτι Ἀστυάγης μέν ἐστι γέρων, “καὶ ἄπαις ἔρσενος γόνου. [4] εἰ δὲ θελήσει, τούτου τελευτήσαντος, ἐς τὴν θυγατέρα ταύτην ἀναβῆναι ἡ τυραννὶς, ἧς νῦν τὸν υἱὸν κτείνει δι᾽ ἐμεῦ, ἄλλο τι ἢ “λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ κινδύνων ὁ μέγιστος; Ἀλλὰ, “τοῦ μὲν ἀσφαλέος εἵνεκα ἐμοὶ, δεῖ τοῦτον τελευτᾶν τὸν “παῖδα· δεῖ, μέν τοι, τῶν τινα Ἀστυάγεος, αὐτοῦ φονέα “γενέσθαι, καὶ μὴ τῶν ἐμῶν.”

Ταῦτα εἶπε, καὶ αὐτίκα ἄγγελον ἔπεμπε ἐπὶ τῶν βουκόλων τῶν Ἀστυάγεος [5] τὸν ἠπίστατο νομάς τε ἐπιτηδεωτάτας νέμοντα, καὶ οὔρεα θηριωδέστατα, τῷ οὔνομα ἦν Μιτραδάτης. Συνοίκεε δὲ ἑωυτοῦ συνδούλῃ· οὔνομα δὲ τῇ γυναικὶ ἦν, τῇ συνοίκεε, Κυνὼ, κατὰ Ἑλλήνων γλῶσσαν· κατὰ δὲ τὴν Μηδικὴν, Σπακώ· τὴν γὰρ κύνα καλέουσι σπάκα Μῆδοι. [6] Αἱ δὲ ὑπώρεαί εἰσι τῶν οὐρέων, ἔνθα τὰς νομὰς τῶν βοῶν εἶχε οὗτος δὴ ὁ βουκόλος, πρὸς [7] βορέω τε ἀνέμου τῶν Αγβατάνων, καὶ πρὸς τοῦ πόντου τοῦ Εὐξείνου. [8] ταύτῃ μὲν γὰρ ἡ Μηδικὴ χώρη, πρὸς Σασπείρων, ὀρεινή ἐστι κάρτα, καὶ ὑψηλή τε, καὶ [9] ἴδῃσι συνηρεφής· [10] ἡ δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα ἄπεδος. Ἐπεὶ ὦν ὁ βουκόλος σπουδῇ πολλῇ καλεόμενος ἀπίκετο, ἔλεγε ὁ Ἅρπαγος τάδε· “Κελεύει σε Ἀστυάγης, το “παιδίον τοῦτο λαβόντα, θεῖναι ἐς τὸ ἐρημότατον τῶν “οὐρέων, ὅκως ἂν τάχιστα διαφθαρείῃ. καὶ τάδε τοι ἐκέ-

“λευσε εἰπεῖν· Ἢν μὴ ἀποκτείνῃς αὐτὸ, ἀλλά τεῳ τρόπῳ περιποιήσῃ, ὀλέθρῳ τῷ κακίστῳ σε διαχρήσεσθαι. ἐπορᾶν δὲ ἐκκείμενον διατέταγμαι ἐγώ.”

Ταῦτα ἀκούσας ὁ βουκόλος, καὶ ἀναλαβὼν τὸ παιδίον, ἤϊε τὴν αὐτὴν ὀπίσω ὁδὸν, καὶ ἀπικνέεται ἐς τὴν ἔπαυλιν. [1] Τῷ δ᾽ ἄρα καὶ αὐτῷ ἡ γυνὴ, ἐπίτεξ ἐοῦσα πᾶσαν ἡμέρην, τότε κως [2] κατὰ δαίμονα τίκτει, οἰχομένου τοῦ βουκόλου ἐς πόλιν. [3] ἦσαν δὲ ἐν φροντίδι ἀμφότεροι ἀλλήλων πέρι· ὁ μὲν, τοῦ τόκου τῆς γυναικὸς [4] ἀῤῥωδέων· ἡ δὲ γυνὴ, ὅτι, οὐκ ἐωθὼς, ὁ Ἅρπαγος μεταπέμψαιτο αὐτῆς τὸν ἄνδρα. Ἐπεί τε δὲ ἀπονοστήσας [5] ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ, εἴρετο προτέρη, ὅ τι μιν οὕτω προθύμως Ἅρπαγος μεταπέμψαιτο. Ὁ δὲ εἶπε, “Ὦ γύναι, εἶδόν τε, ἐς πόλιν ἐλθὼν, καὶ ἤκουσα, [6] τὸ μήτε ἰδεῖν ὄφελον, μήτε κοτὲ γενέσθαι ἐς δεσπότεας τοὺς ἡμετέρους! Οἶκος μὲν πᾶς Ἁρπάγου κλαυθμῷ κατείχετο· ἐγὼ δε ἐκπλαγεὶς, ἤϊα ἔσω· ὡς δὲ τάχιστα ἐσῆλθον, ὁρέω παιδίον προκείμενον, ἀσπαῖρόν τε καὶ κραυγανόμενον, κεκοσμημένον [7] χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ. Ἅρπαγος δὲ, ὡς εἶδέ με, ἐκέλευε, τὴν ταχίστην, ἀναλαβόντα τὸ παιδίον, [8] οἴχεσθαι φέροντα, καὶ θεῖναι ἔνθα [9] θηριωδέστατον εἴη τῶν οὐρέων, φὰς Ἀστυάγεα εἶναι τὸν ταῦτα ἐπιθέμενόν μοι· πόλλ᾽ ἀπειλήσας εἰ μή σφεα ποιήσαιμι. Καὶ ἐγὼ ἀναλαβὼν, ἔφερον, δοκέων τῶν τινος οἰκετέων εἶναι· οὐ γὰρ ἄν κοτε κατέδοξα, ἔνθεν γε ἦν. ἐθάμβεον δὲ ὁρέων χρυσῷ τε καὶ εἵμασι κεκοσμημένον· [10] πρὸς δὲ, καὶ κλαυθμὸν [11] κατεστεῶτα ἐμφανέα [12] ἐν Ἁρπάγου. Καὶ πρόκα τε δὴ, κατ᾽ ὁδὸν, πυνθάνομαι τὸν πάντα λόγον [13] θεράποντος, ὃς, ἐμὲ προπέμπων ἔξω πόλιος, ἐνεχείρισε τὸ βρέφος—ὡς ἄρα Μανδάνης τε εἴη παῖς τῆς Ἀστυάγεος θυγατρὸς καὶ Καμβύσεω τοῦ Κύρου, καί μιν Ἀστυάγης ἐντέλλεται ἀποκτεῖναι. [14] νῦν τε ὅδε ἐστί.”

Ἅμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλος, καὶ ἐκκαλύψας ἀπεδείκνυε. Ἡ δὲ, ὡς εἶδε τὸ παιδίον, μέγα τε καὶ εὐειδὲς ἐὸν, δακρύσασα, καὶ λαβομένη τῶν γουνάτων τοῦ ἀνδρὸς, ἔχρηζε μηδεμιῇ τέχνῃ ἐκθεῖναί μιν. Ὁ δὲ [1] οὐκ ἔφη οἷός τ' εἶναι ἄλλως αὐτὰ ποιέειν· ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους· ἀπολέεσθαί τε κάκιστα, ἢν μή σφεα ποιήσῃ. Ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα, δεύτερα λέγει ἡ γυνὴ τάδε· "Ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι, σὺ δὲ ὧδε ποίησον, [2] εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον· τέτοκα γὰρ καὶ ἐγὼ, τέτοκα δὲ [3] τεθνεός· τοῦτο μὲν φέρων πρόθες· τὸν δὲ τῆς Ἀστυάγεος θυγατρὸς παῖδα, ὡς ἐξ ἡμέων ἐόντα, τρέφωμεν. καὶ οὕτω, οὔτε σὺ [4] ἁλώσεαι ἀδικέων τοὺς δεσπότεας, οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται. ὅ τε γὰρ τεθνεὼς βασιληΐης ταφῆς κυρήσει, καὶ ὁ περιεὼν οὐκ ἀπολέει τὴν ψυχήν."

Κάρτα τε ἔδοξε τῷ βουκόλῳ, πρὸς τὰ παρεόντα, εὖ λέγειν ἡ γυνὴ, καὶ αὐτίκα ἐποίεε ταῦτα. τὸν μὲν ἔφερε θανατώσων παῖδα, τοῦτον μὲν [5] παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί· τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν, ἔθηκε ἐς τὸ ἄγγος, ἐν τῷ ἔφερε τὸν ἕτερον· κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδὸς, φέρων ἐς τὸ ἐρημότατον τῶν οὐρέων, [6] τιθεῖ. Ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο, ἤϊε ἐς πόλιν ὁ βουκόλος, τῶν τινα προβόσκων φύλακον αὐτοῦ καταλιπών· ἐλθὼν δὲ [7] ἐς τοῦ Ἁρπάγου, ἀποδεικνύναι [8] ἔφη ἑτοῖμος εἶναι τοῦ παιδίου τὸν νέκυν. Πέμψας δὲ ὁ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους, εἶδέ τε διὰ τούτων, καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον. καὶ τὸ μὲν ἐτέθαπτο· τὸν δὲ, ὕστερον τούτων, ΚΥΡΟΝ ὀνομασθέντα, παραλαβοῦσα, ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου, οὔνομα ἄλλο [9] κού τι, καὶ οὐ Κῦρον θεμένη.

[1] Ἐκ τῆς ΕΥΤΕΡΠΗΣ.

* * *

ΨΑΜΜΙΤΙΧΟΣ.

Οἱ δὲ Αἰγύπτιοι, πρὶν μὲν ἢ ΨΑΜΜΙΤΙΧΟΝ [2] σφέων βασιλεῦσαι, ἐνόμιζον ἑωυτοὺς πρώτους γενέσθαι πάντων ἀνθρώπων. Ἐπειδὴ δὲ Ψαμμίτιχος, βασιλεύσας, ἠθέλησε εἰδέναι, οἵτινες [3] γενοίατο πρῶτοι, ἀπὸ τούτου νομίζουσι Φρύγας προτέρους γενέσθαι ἑωυτῶν, τῶν δὲ ἄλλων ἑωυτές. Ψαμμίτιχος δὲ ὡς οὐκ ἐδύνατο, πυνθανόμενος, πόρον οὐδένα τούτου ἀνευρεῖν, οἳ γενοίατο πρῶτοι ἀνθρώπων, [4] ἐπιτεχνᾶται τοιόνδε. Παιδία δύο νεογνὰ [5] ἀνθρώπων τῶν ἐπιτυχόντων δίδωσι ποιμένι τρέφειν ἐς τὰ ποίμνια, [6] τροφήν τινα τοιήνδε· ἐντειλάμενος μηδένα, ἀντίον αὐτέων, μηδεμίην φωνὴν ἱέναι, ἐν στέγῃ δὲ ἐρήμῃ, [7] ἐπ' ἑωυτῶν, κέεσθαι αὐτά, καί, [8] τὴν ὥρην, ἐπάγειν σφι αἶγας· [9] πλήσαντα δὲ τοῦ γάλακτος, [10] τἆλλα διαπρήσσεσθαι. [11] Ταῦτα δ' ἐποιέετο καὶ ἐνετέλλετο ὁ Ψαμμίτιχος, θέλων ἀκοῦσαι τῶν παιδίων, [12] ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων, ἥντινα φωνὴν ῥήξουσι πρώτην. Τάπερ ὦν καὶ ἐγένετο· ὡς γὰρ διέτης χρόνος ἐγεγόνεε ταῦτα τῷ ποιμένι πρήσσοντι, ἀνοίγοντι τὴν θύρην, καὶ εἰσιόντι, τὰ παιδία ἀμφότερα, προσπίπτοντα, [13] βεκὸς ἐφώνεον, ὀρέγοντα τὰς χεῖρας. Τὰ μὲν δὴ πρῶτα ἀκούσας, ἥσυχος ἦν ὁ ποιμήν· ὡς δὲ πολλάκι φοιτέοντι καὶ ἐπιμελουμένῳ [14] πολλὸν ἦν τοῦτο τὸ ἔπος, οὕτω δὴ σημήνας τῷ δεσπότῃ, ἤγαγε τὰ παιδία, [15] κελεύσαντος, ἐς ὄψιν τὴν ἐκείνου. Ἀκούσας δὲ καὶ αὐτὸς ὁ Ψαμμίτιχος ἐπυνθάνετο, [16] οἵτινες ἀνθρώπων βεκὸς τὶ καλέουσι· πυνθανόμενος δέ, εὕρισκε Φρύγας καλέοντας [17] τὸν ἄρτον. Οὕτω συνεχώρησαν Αἰγύπτιοι, καὶ τοιούτῳ σταθμησάμενοι πρήγματι, τοὺς Φρύγας πρεσβυτέρους εἶναι ἑωυτῶν.

* * *

Ὁ ΚΡΟΚΟΔΕΙΛΟΣ.

Τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε. Τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν· ἐὸν δὲ τετράπουν, χερσαῖον καὶ λιμναῖόν ἐστι· τίκτει μὲν γὰρ ὠὰ ἐν γῇ, καὶ ἐκλέπει· καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ, τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ· θερμότερον γάρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου. Πάντων δὲ, [1] τῶν ἡμεῖς ἴδμεν, θνητῶν, τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται· τὰ μὲν γὰρ ὠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει· καὶ ὁ νεοσσὸς κατὰ λόγον τοῦ ὠοῦ γίνεται· αὐξανόμενος δὲ, γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας, καὶ μέζων ἔτι. ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑὸς, ὀδόντας δὲ μεγάλους καὶ [2] χαυλιόδοντας, κατὰ λόγον τοῦ σώματος. γλῶσσαν δὲ, μοῦνον θηρίων, [3] οὐκ ἔφυσε· οὐδὲ τὴν κάτω κινέει γνάθον, ἀλλὰ καὶ τοῦτο, μοῦνον θηρίων, τὴν ἄνω γνάθον προσάγει τῇ κάτω. ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς, καὶ [4] δέρμα λεπιδωτὸν ἄῤῥηκτον ἐπὶ τοῦ νώτου. τυφλὸν δὲ ἐν ὕδατι, ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον. [5] Ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον, τὸ στόμα ἔνδοθεν φορέει πᾶν μεστὸν βδελλέων. τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν· ὁ δὲ τροχῖλος εἰρηναῖόν οἱ ἐστὶ, ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ. ἐπεὰν γὰρ ἐς τὴν γῆν [6] ἐκβῇ ἐκ τοῦ ὕδατος ὁ κροκόδειλος, καὶ ἔπειτα χάνῃ, (ἔωθε γὰρ τοῦτο ὡς ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον,) ἐνθαῦτα ὁ τροχῖλος, ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ, καταπίνει τὰς βδέλλας· ὁ δὲ ὠφελεύμενος ἥδεται, καὶ οὐδὲν σίνεται τὸν τροχῖλον.

Τοῖσι μὲν δὴ τῶν Αἰγυπτίων ἱροί εἰσι οἱ κροκόδειλοι, τοῖσι δ' οὔ, ἀλλ' ἅτε πολεμίους περιέπουσι. οἱ δὲ περί τε Θήβας καὶ τὴν Μοίριος λίμνην οἰκέοντες καὶ κάρτα ἥγηνται αὐτοὺς εἶναι ἱρούς. ἐκ πάντων δὲ ἕνα ἑκάτεροι τρέφουσι κρο-

κόδειλον, δεδιδαγμένον εἶναι χειροήθεα· [1] ἀρτήματά τε λίθινα χυτὰ καὶ χρύσεα ἐς τὰ ὦτα ἐνθέντες, καὶ ἀμφιδέας περὶ τοὺς ἐμπροσθίους πόδας, καὶ [2] σιτία ἀπότακτα διδόντες, καὶ ἱρήϊα· [3] καὶ περιέποντες ὡς κάλλιστα ζῶντας, ἀποθανόντας δὲ ταριχεύοντες, θάπτουσι ἐν ἱρῇσι θήκῃσι. Οἱ δὲ περὶ Ἐλεφαντίνην πόλιν οἰκέοντες καὶ ἐσθίουσι αὐτοὺς, οὐκ ἡγεόμενοι ἱροὺς εἶναι. Καλέονται δὲ οὐ κροκόδειλοι, ἀλλὰ χάμψαι. κροκοδείλους δὲ Ἴωνες ὠνόμασαν, εἰκάζοντες αὐτῶν τὰ εἴδεα τοῖσι παρὰ σφίσι γινομένοισι κροκοδείλοισι τοῖσι ἐν τῇσι αἱμασιῇσι.

[4] Ἄγραι δέ σφεων πολλαὶ κατεστέασι καὶ παντοῖαι. Ἡ δ' ὦν ἐμοί γε δοκέει ἀξιωτάτη ἀπηγήσιος εἶναι, ταύτην γράφω. [5] Ἐπεὰν νῶτον ὑὸς δελεάσῃ περὶ ἄγκιστρον, μετίει ἐς μέσον τὸν ποταμόν· αὐτὸς δὲ, ἐπὶ τοῦ χείλεος τοῦ ποταμοῦ, ἔχων δέλφακα ζωὴν, ταύτην τύπτει· ἐπακούσας δὲ τῆς φωνῆς ὁ κροκόδειλος, ἵεται κατὰ τὴν φωνήν· ἐντυχὼν δὲ τῷ νώτῳ, καταπίνει· οἱ δὲ ἕλκουσι. Ἐπεὰν δὲ ἐξελκυσθῇ ἐς γῆν, πρῶτον ἁπάντων ὁ θηρευτὴς [6] πηλῷ κατ' ὦν ἔπλασε αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο δὲ ποιήσας, κάρτα εὐπετέως τὰ λοιπὰ χειροῦται· μὴ ποιήσας δὲ τοῦτο, σὺν πόνῳ.

[7] Ἐκ τῆς ΕΡΑΤΟΥΣ.

* * *

Ἡ ἐν ΜΑΡΑΘΩΝΙ μάχη.

Τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι· τῶν μὲν οὐκ ἐώντων συμβάλλειν· ὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβαλέειν· [8] τῶν δὲ, καὶ Μιλτιάδεω, κελευόντων. Ὡς δὲ δίχα τε ἐγίνοντο, καὶ [9] ἐνίκα ἡ χείρων τῶν γνωμέων, ἐνθαῦτα,—[10] ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν· τοπαλαιὸν γὰρ

Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσι· ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος—πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης, ἔλεγε τάδε· "Ἐν σοὶ νῦν, Καλλίμαχε, ἔστι ἢ καταδουλῶσαι Ἀθήνας, ἢ, ἐλευθέρας ποιήσαντα, μνημόσυνον λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον, οἷον οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι. νῦν γὰρ δὴ, [1] ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι, ἐς κίνδυνον ἥκουσι μέγιστον· καὶ, ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι, [2] δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ· ἢν δὲ περιγένηται αὕτη ἡ πόλις, [3] οἵη τέ ἐστι πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι. Κῶς ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι, [4] καὶ κῶς ἐς σέ τι τουτέων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν, νῦν ἔρχομαι φράσων. Ἡμέων τῶν στρατηγῶν, ἐόντων δέκα, δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων συμβαλέειν, τῶν δὲ οὐ συμβαλέειν. Ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαί τινα στάσιν μεγάλην ἐμπεσοῦσαν διασείσειν τὰ Ἀθηναίων φρονήματα, ὥστε [5] μηδίσαι· ἢν δὲ συμβάλωμεν, πρίν τι καὶ σαθρὸν Ἀθηναίων [6] μετεξετέροισι ἐγγενέσθαι, θεῶν τὰ ἴσα νεμόντων, [7] οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ. Ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει, καὶ ἐκ σέο ἄρτηται· ἢν γὰρ σὺ γνώμη τῇ ἐμῇ [8] προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη, καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι· [9] ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία."

Ταῦτα λέγων ὁ Μιλτιάδης, προσκτᾶται τὸν Καλλίμαχον· προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης, [10] ἐκεκύρωτο συμβάλλειν. Μετὰ δὲ, οἱ στρατηγοὶ, τῶν ἡ γνώμη ἐφέρετο συμβάλλειν, ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηΐη τῆς ἡμέρης, Μιλτιάδῃ παρεδίδοσαν· ὁ δὲ, δεκόμενος, οὔτι κω συμβολὴν ἐποιέετο, πρίν γε δὴ αὐτοῦ πρυτανηΐη ἐγένετο.

ʽΩς δὲ ἐς ἐκεῖνον περιῆλθε, ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε Ἀθηναῖοι ὡς συμβαλέοντες. Τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο ὁ πολέμαρχος Καλλίμαχος· ὁ γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι, τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν· ἡγεομένου δὲ τούτου, ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαί, ἐχόμεναι ἀλληλέων· τελευταῖοι δὲ ἐτάσσοντο, ἔχοντες τὸ εὐώνυμον κέρας, Πλαταιέες.—Ἀπὸ ταύτης γάρ σφι τῆς μάχης, θυσίας Ἀθηναίων ἀναγόντων ἐς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας, κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος, "ἅμα τε Ἀθηναίοισι, λέγων, γίνεσθαι ἀγαθὰ καὶ "Πλαταιεῦσι."—[1] Τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι, ἐγίνετο τοιόνδε τι· τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ,—τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας· καὶ ταύτῃ ἦν ἀσθενέστατον το στρατόπεδον· τὸ δὲ κέρας ἑκάτερον ἔῤῥωτο πλήθεϊ.

ʽΩς δέ σφι διετέτακτο, καὶ τὰ σφάγια ἐγίνετο καλά, ἐνθαῦτα ὡς [2] ἀπείθησαν οἱ Ἀθηναῖοι, δρόμῳ ἵεντο ἐς τοὺς βαρβάρους· ἦσαν δὲ στάδιοι οὐκ ἐλάσσονες τὸ μεταίχμιον αὐτέων, ἢ ὀκτώ. Οἱ δὲ Πέρσαι, ὁρέωντες δρόμῳ ἐπιόντας, παρεσκευάζοντο ὡς δεξόμενοι· [3] μανίην τε τοῖσι Ἀθηναίοισι ἐπέφερον, καὶ πάγχυ ὀλεθρίην, ὁρέωντες αὐτοὺς ἐόντας ὀλίγους, καὶ τούτους δρόμῳ ἐπειγομένους, οὔτε ἵππου ὑπαρχούσης σφι, οὔτε τοξευμάτων. Ταῦτα μέν νυν οἱ βάρβαροι κατείκαζον. Ἀθηναῖοι δὲ, ἐπεί τε ἀθρόοι προσέμιξαν τοῖσι βαρβάροισι, ἐμάχοντο ἀξίως λόγου. πρῶτοι μὲν γὰρ Ἑλλήνων πάντων, τῶν ἡμεῖς ἴδμεν, δρόμῳ ἐς πολεμίους ἐχρήσαντο· πρῶτοι δὲ ἀνέσχοντο ἐσθῆτά τε Μηδικὴν ὁρέωντες, καὶ τοὺς ἄνδρας [4] ταύτην ἐσθημένους. τέως δὲ ἦν τοῖσι Ἕλλησι καὶ τὸ οὔνομα τὸ Μήδων φόβος ἀκοῦσαι.

Μαχομένων δὲ ἐν τῷ Μαραθῶνι, χρόνος ἐγίνετο πολλός. καὶ τὸ μὲν μέσον τοῦ στρατοπέδου [5] ἐνίκων οἱ βάρ

βαροι, τῇ Πέρσαι τε αὐτοὶ καὶ Σάκαι ἐτετάχατο. Κατὰ τοῦτο μὲν δὴ ἐνίκων οἱ βάρβαροι, καὶ ῥήξαντες, ἐδίωκον ἐς τὴν μεσόγαιαν. τὸ δὲ κέρας ἑκάτερον ἐνίκων Ἀθηναῖοί τε καὶ Πλαταιέες· νικῶντες δὲ, [1] τὸ μὲν τετραμμένον τῶν βαρβάρων φεύγειν ἔων· τοῖσι δὲ τὸ μέσον ῥήξασι αὐτέων, συναγαγόντες τὰ κέρεα ἀμφότερα, ἐμάχοντο, καὶ ἐνίκων Ἀθηναῖοι. φεύγουσι δὲ τοῖσι Πέρσῃσι εἵποντο κόπτοντες, ἐς ὃ, ἐπὶ τὴν θάλασσαν ἀπικόμενοι, πῦρ τε αἴτεον, καὶ ἐπελαμβάνοντο τῶν νεῶν.

[2] Καὶ τοῦτο μὲν, ἐν τούτῳ τῷ πόνῳ ὁ πολέμαρχος Καλλίμαχος διαφθείρεται, ἀνὴρ γενόμενος ἀγαθός· [3] ἀπὸ δ' ἔθανε τῶν στρατηγῶν Στησίλεως ὁ Θρασύλεω· τοῦτο δὲ, Κυναίγειρος ὁ Εὐφορίωνος, ἐνθαῦτα, ἐπιλαβόμενος τῶν ἀφλάστων νηὸς, [4] τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ, πίπτει· τοῦτο δὲ, ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί. * * * Εν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας· Ἀθηναίων δὲ ἑκατὸν ἐνενήκοντα καὶ δύο. Επεσον μὲν ἀμφοτέρων τοσοῦτοι.

[5] Εκ τῆς ΠΟΛΥΜΝΙΑΣ.

* * *

ΑΡΤΑΒΑΝΟΣ καὶ ΞΕΡΞΗΣ.

Μαρδόνιος μὲν, τοσαῦτα ἐπιλεήνας τὴν Ξέρξεω γνώμην, ἐπέπαυτο.—Σιωπώντων δὲ τῶν ἄλλων Περσέων, καὶ οὐ τολμώντων [6] γνώμην ἀποδείκνυσθαι ἀντίην τῇ προκειμένῃ, Ἀρτάβανος ὁ Ὑστάσπεος, πάτρως ἐὼν Ξέρξῃ, [7] τῷ δὴ καὶ πίσυνος ἐὼν, ἔλεγε τάδε· "Ω βασιλεῦ, [8] μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι, οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι, ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρῆσθαι· λεχθεισέων δὲ, ἔστι· ὥσπερ τὸν χρυσὸν τὸν

“ἀκήρατον, αὐτὸν μὲν ἐπ' ἑωυτοῦ οὐ διαγινώσκομεν, ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ, διαγινώσκομεν τὸν ἀμείνω. Ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ, ἀδελφεῷ δὲ ἐμῷ, Δαρείῳ, ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας, ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας. Ὁ δὲ, ἐλπίζων Σκύθας τοὺς Νομάδας καταστρέψεσθαι, ἐμοί τε οὐκ ἐπείθετο· στρατευσάμενός τε, πολλούς τε καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε. Σὺ δὲ, ὦ βασιλεῦ, μέλλεις ἐπ' ἄνδρας στρατεύεσθαι πολλὸν ἀμείνονας ἢ Σκύθας· οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι. Τὸ δὲ αὐτοῖσι ἔνεστι δεινὸν, ἐμέ σοι δίκαιόν ἐστι φράζειν. Ζεύξας φῂς τὸν Ἑλλήσποντον, ἐλᾷν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν Ἑλλάδα· [1]καὶ δὴ καὶ συνήνεικε, ἤ τοι κατὰ γῆν, ἢ καὶ κατὰ θάλασσαν, ἑσσωθῆναι, ἢ καὶ κατ' ἀμφότερα· (οἱ γὰρ ἄνδρες λέγονται εἶναι ἄλκιμοι·) πάρεστι δὲ καὶ σταθμώσασθαι, εἰ στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφέρνεϊ, ἐλθοῦσαν ἐς τὴν Ἀττικὴν χώρην, μοῦνοι Ἀθηναῖοι διέφθειραν·—[2]οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε·—ἀλλ', ἢν τῇσι νηυσὶ [3]ἐμβάλωσι, καὶ, νικήσαντες ναυμαχίῃ, πλέωσι ἐς τὸν Ἑλλήσποντον, καὶ ἔπειτα λύσωσι τὴν γέφυραν,—τοῦτο δὴ, βασιλεῦ, γίνεται δεινόν. Ἐγὼ δὲ οὐδεμιῇ [4]σοφίῃ οἰκηΐῃ αὐτὸς συμβάλλομαι ταῦτα· [5]ἀλλ' οἷόν κοτε ἡμέας ὀλίγου ἐδέησε καταλαβεῖν πάθος, ὅτε πατὴρ σὸς, ζεύξας Βόσπορον τὸν Θρηΐκιον, γεφυρώσας δὲ ποταμὸν Ἴστρον, διέβη ἐπὶ Σκύθας. τότε [6]παντοῖοι ἐγένοντο Σκύθαι, [7]δεόμενοι Ἰώνων, λῦσαι τὸν πόρον, τοῖσι ἐπετέτραπτο ἡ φυλακὴ τῶν γεφυρέων τοῦ Ἴστρου. Καὶ τότε γε Ἱστιαῖος, ὁ Μιλήτου τύραννος, εἰ [8]ἐπέσπετο τῶν ἄλλων τυράννων τῇ γνώμῃ, μηδὲ ἠναντιώθη, [9]διέργαστο ἂν τὰ Περσέων πρήγματα!—καί τοι καὶ λόγῳ ἀκοῦσαι δεινὸν, [10]ἐπ' ἀνδρί γε ἑνὶ πάντα τὰ βασιλέος πρήγματα γεγενῆσθαι. Σὺ ὦν μὴ βούλευ ἐς κίνδυνον μηδένα

“τοιοῦτον ἀπικέσθαι, μηδεμιῆς ἀνάγκης ἐούσης, ἀλλ' ἐμοὶ πείθευ. Νῦν μὲν τὸν σύλλογον τόνδε διάλυσον· αὖτίς τε, ὅταν τοι δοκέῃ, προσκεψάμενος ἐπὶ σεωυτοῦ, προαγόρευε τά τοι δοκέει εἶναι ἄριστα. Τὸ γὰρ εὖ βουλεύεσθαι, κέρδος μέγιστον εὑρίσκω ἐόν. Εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει, βεβούλευται μὲν οὐδὲν ἧσσον εὖ, [1]ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα· ὁ δὲ βουλευσάμενος αἰσχρῶς, εἴ οἱ ἡ τύχη ἐπίσποιτο, εὕρημα εὕρηκε, ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται. Ὁρᾷς τὰ ὑπερέχοντα ζῶα ὡς κεραυνοῖ ὁ θεὸς, οὐδὲ ἐᾷ φαντάζεσθαι, τὰ δὲ σμικρὰ οὐδέν μιν κνίζει; ὁρᾷς δὲ ὡς ἐς οἰκήματα τὰ μέγιστα, αἰεὶ, καὶ δένδρεα τὰ τοιαῦτ' ἀποσκήπτει βέλεα; φιλέει γὰρ ὁ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν. Οὕτω δὴ καὶ στρατὸς πολλὸς ὑπὸ ὀλίγου διαφθείρεται, κατὰ τοιόνδε· ἐπεάν σφι ὁ θεὸς φθονήσας φόβον ἐμβάλῃ, ἢ βροντὴν, [2]δι' ὧν ἐσφάλησαν ἀναξίως ἑωυτῶν. Οὐ γὰρ ἐᾷ φρονέειν ἄλλον μέγα ὁ θεὸς ἢ ἑωυτόν. [3]Ἐπειχθῆναι μέν νυν πᾶν πρῆγμα τίκτει σφάλματα, ἐκ τῶν ζημίαι μεγάλαι [4]φιλέουσι γίνεσθαι· ἐν δὲ τῷ ἐπισχεῖν ἔνεστι ἀγαθὰ, εἰ μὴ παραυτίκα δοκέοντα εἶναι, ἀλλ' ἀνὰ χρόνον ἐξεύροι τις ἄν. Σοὶ μὲν δὴ ταῦτα, ὦ βασιλεῦ, συμβουλεύω. Σὺ δὲ, ὦ παῖ Γωβρύεω Μαρδόνιε, παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων, οὐκ ἐόντων ἀξίων [5]φλαύρως ἀκούειν. Ἕλληνας γὰρ διαβάλλων ἐπαίρεις αὐτὸν βασιλῆα στρατεύεσθαι· αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν. Μή νυν οὕτω γένηται. Διαβολὴ γάρ ἐστι δεινότατον· ἐν τῇ δύο μέν εἰσι οἱ ἀδικέοντες, εἷς δὲ ὁ ἀδικεόμενος. Ὁ μὲν γὰρ διαβάλλων ἀδικέει, οὐ παρεόντος κατηγορέων· ὁ δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἢ ἀτρεκέως ἐκμάθῃ· ὁ δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι ἀδικέεται, διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου, καὶ νομισθεὶς πρὸς τοῦ ἑτέρου κακὸς

εἶναι. Ἀλλ᾽, εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι, φέρε, βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω· ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα, στρατηλάτεε αὐτὸς σὺ, ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις, καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι· καὶ ἢν μὲν, [1] τῇ σὺ λέγεις, ἀναβαίνῃ βασιλέϊ τὰ πρήγματα, [2] κτεινέσθων οἱ ἐμοὶ παῖδες, πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ· ἢν δὲ, τῇ ἐγὼ προλέγω, οἱ σοὶ ταῦτα [3] πασχόντων, σὺν δέ σφι καὶ σὺ, ἢν ἀπονοστήσῃς. Εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις, σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα, ἀκούσεσθαί τινα φημὶ τῶν αὐτοῦ τῇδε ὑπολειπομένων, Μαρδόνιον, μέγα τι κακὸν ἐξεργασμένον Πέρσας, ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον, ἤ κου ἐν γῇ τῇ Ἀθηναίων, [4] ἤ σέ γε ἐν τῇ Λακεδαιμονίων, εἰ μὴ ἄρα καὶ πρότερον κατ᾽ ὁδὸν, γνόντα ἐπ᾽ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλῆα."

Ἀρτάβανος μὲν ταῦτα ἔλεξε. Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοῖσδε· "Ἀρτάβανε, πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός· τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων. καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι, ἐόντι κακῷ τε καὶ ἀθύμῳ, μήτε συστρατεύεσθαι ἐμοί γε ἐπὶ τὴν Ἑλλάδα, αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί. Ἐγὼ δὲ, καὶ ἄνευ σέο, ὅσαπερ εἶπα, ἐπιτελέα ποιήσω. Μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος, τοῦ Ἀρσάμεος, τοῦ Ἀρμνεω, τοῦ Τεΐσπεος, τοῦ Κύρου, τοῦ Καμβύσεω, τοῦ Τεΐσπεος, τοῦ Ἀχαιμένεος γεγονὼς, μὴ τιμωρησάμενος Ἀθηναίους· εὖ ἐπιστάμενος, ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν, ἀλλ᾽ οὐκ ἐκεῖνοι, ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν [5] ἡμετέρην· [6] εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων, οἳ Σάρδις τε ἐνέπρησαν, καὶ [7] ἤλασαν ἐς τὴν Ἀσίην. Οὔκων ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει, ἀλλὰ ποιέειν

"ἢ παθέειν προκέεται ἀγών· ἵνα ἢ τάδε πάντα ὑπὸ
"Ἕλλησι, ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται· τὸ γὰρ
"μέσον οὐδὲν τῆς ἔχθρης ἐστί. Καλὸν ὦν προπεπονθότας
"ἡμέας τιμωρέειν ἤδη γίνεται· [1]ἵνα καὶ τὸ δεινὸν, τὸ
"πείσομαι, τοῦτο μάθω, ἐλάσας ἐπ' ἄνδρας τούτους,
"τούς γε καὶ Πέλοψ ὁ Φρὺξ, ἐὼν πατέρων τῶν ἐμῶν
"δοῦλος, κατεστρέψατο οὕτω, ὡς, καὶ [2]ἐς τόδε, αὐτοί
"τε ὤνθρωποι, καὶ ἡ γῆ αὐτέων, ἐπώνυμοι τοῦ κατα-
"στρεψαμένου καλέονται." Ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο.

Μετὰ δὲ, εὐφρόνη τε ἐγίνετο, καὶ Ξέρξεα ἔκνιζε ἡ Ἀρταβάνου γνώμη. [3]Νυκτὶ δὲ βουλὴν διδοὺς, πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.

* * *

ΞΕΡΞΗΣ καὶ ΑΡΤΑΒΑΝΟΣ ἐν ΑΒΥΔΩ.

Ἐπεὶ δ' ἐγένοντο ἐν Ἀβύδῳ, ἠθέλησε Ξέρξης ἰδέσθαι πάντα τὸν στρατόν· καὶ,—προεπεποίητο γὰρ ἐπὶ κολωνοῦ ἐπίτηδες αὐτῷ [4]ταύτῃ προεξέδρη λίθου λευκοῦ· ἐποίησαν δὲ Ἀβυδηνοὶ, ἐντειλαμένου πρότερον βασιλῆος·—ἐνθαῦτα, ὡς ἵζετο κατορῶν ἐπὶ τῆς ἠϊόνος, ἐθηεῖτο καὶ τὸν πεζὸν καὶ τὰς νέας· θηεύμενος δὲ, ἱμέρθη τῶν νεῶν ἅμιλλαν γινομένην ἰδέσθαι. Ἐπεὶ δ' ἐγένετό τε καὶ ἐνίκων Φοίνικες Σιδώνιοι, ἥσθη τε τῇ ἁμίλλῃ καὶ τῇ στρατιῇ.

Ὡς δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήσποντον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον, πάσας δὲ τὰς ἀκτὰς καὶ τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων, ἐνθαῦτα Ξέρξης ἑωυτὸν ἐμακάρισε·—μετὰ δὲ τοῦτο, ἐδάκρυσε.

Μαθὼν δέ μιν Ἀρτάβανος ὁ πάτρως,—ὃς τοπρῶτον γνώμην ἀπεδέξατο ἐλευθέρως, οὐ συμβουλεύων Ξέρξῃ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα,—οὗτος ὡνὴρ, [5]φρασθεὶς Ξέρξεα δακρύσαντα, εἴρετο τάδε· "Ὦ βασιλεῦ, ὡς πολὺ

“ἀλλήλων κεχωρισμένα ἐργάσαο, νῦν τε καὶ ὀλίγῳ πρότερόν! μακαρίσας γὰρ σεωυτὸν, δακρύεις.” Ὁ δὲ εἶπε· “Ἐσῆλθε γάρ με, λογισάμενον, κατοικτεῖραι, ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τουτέων γε, ἐόντων τοσούτων, οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται.” Ὁ δὲ ἀμείβετο λέγων· “Ἕτερα τούτου, παρὰ τὴν ζόην, πεπόνθαμεν οἰκτρότερα· ἐν γὰρ οὕτω βραχέϊ βίῳ [1] οὐδεὶς οὕτω, ἄνθρωπος ἐὼν, εὐδαίμων πέφυκε, οὔτε τουτέων, οὔτε τῶν ἄλλων, [2] τῷ οὐ παραστήσεται πολλάκις, καὶ οὐκὶ ἅπαξ, [3] τεθνάναι βούλεσθαι μᾶλλον ἢ ζώειν. αἵ τε γὰρ συμφοραὶ προσπίπτουσαι, καὶ αἱ νοῦσοι συνταράσσουσαι, καὶ βραχὺν ἐόντα, μακρὸν δοκέειν εἶναι ποιεῦσι τὸν βίον. Οὕτω ὁ μὲν θάνατος, μοχθηρῆς ἐούσης τῆς ζόης, καταφυγὴ αἱρετωτάτη τῷ ἀνθρώπῳ [4] γέγονε· ὁ δὲ θεὸς, [5] γλυκὺν γεύσας τὸν αἰῶνα, φθονερὸς ἐν αὐτῷ εὑρίσκεται ἐών.”

Ξέρξης δὲ ἀμείβετο λέγων· “Ἀρτάβανε, βιοτῆς μέν νυν ἀνθρωπηΐης πέρι, ἐούσης τοιαύτης, οἵηνπερ σὺ [6] διαιρέεαι εἶναι, παυσώμεθα, μηδὲ κακῶν [7] μεμνώμεθα, χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί.—φράσον δέ μοι τόδε· εἴ τοι ἡ ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω [8] ἐφάνη, εἶχες ἂν τὴν ἀρχαίην γνώμην, οὐκ ἐῶν με στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, [9] ἢ μετέστης ἄν; [10] φέρε, μοὶ τοῦτο ἀτρεκέως εἰπέ.” Ὁ δὲ ἀμείβετο λέγων· “Ὦ βασιλεῦ, ὄψις μὲν ἡ ἐπιφανεῖσα τοῦ ὀνείρου, ὡς βουλόμεθα ἀμφότεροι, [11] τελευτήσειε· ἐγὼ δ᾽ ἔτι καὶ ἐς τόδε δείματός εἰμι ὑπόπλεος, οὐδ᾽ ἐντὸς ἐμεωυτοῦ· ἄλλα τε πολλὰ ἐπιλεγόμενος, καὶ δὴ καὶ ὁρέων τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα.”

Ξέρξης δὲ πρὸς ταῦτα ἀμείβετο τοῖσδε· “[12] Δαιμόνιε ἀνδρῶν, κοῖα ταῦτα λέγεις μοι εἶναι δύο πολεμιώτατα; κότερά τοι ὁ πεζὸς μεμπτὸς κατὰ τὸ πλῆ-

"καὶ γάρ, ἄνευ τουτέων, [1] οἷοί τε εἰμὲν τῶν ἐχθρῶν κατυ-"πέρτεροι γίνεσθαι. ἢ γάρ σφέας, ἢν ἕπωνται, δεῖ ἀδι-"κωτάτους γίνεσθαι, καταδουλουμένους τὴν μητρόπολιν, "ἢ δικαιοτάτους, συνελευθεροῦντας. Ἀδικώτατοι μέν "νυν γινόμενοι, οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι· "δικαιότατοι δὲ γινόμενοι, οἷοί τε δηλήσασθαι μεγάλως "τὴν σὴν στρατιὴν γίνονται. [2] Ἐς θυμὸν ὦν βαλεῦ καὶ "τὸ παλαιὸν ἔπος, ὡς εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν "τέλος καταφαίνεσθαι."

Ἀμείβεται πρὸς ταῦτα Ξέρξης· "Ἀρτάβανε, [3] τῶν "ἀπεφήναο γνωμέων, σφάλλεαι κατὰ ταύτην δὴ μά-"λιστα, ὃς Ἴωνας φοβέεαι μὴ μεταβάλλωσι· [4] τῶν ἔχο-"μεν γνῶμα μέγιστον, τῶν σύ τε μάρτυς γίνεαι, καὶ οἱ "συστρατευσάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Σκύθας, ὅτι [5] ἐπὶ "τούτοισι ἡ πᾶσα Περσικὴ στρατιὴ ἐγένετο διαφθεῖραι "καὶ περιποιῆσαι· οἱ δὲ δικαιοσύνην καὶ πιστότητα ἐνέδω-"καν, ἄχαρι δὲ οὐδέν. πάρεξ δὲ τούτου, ἐν τῇ ἡμετέρῃ κα-"ταλιπόντας τέκνα τε καὶ γυναῖκας καὶ χρήματα, οὐδ' "ἐπιλέγεσθαι χρὴ νεώτερόν τι ποιήσειν. Οὕτω μηδὲ τοῦτο "φοβέο, ἀλλὰ θυμὸν ἔχων ἀγαθόν, σῶζε οἶκόν τε τὸν "ἐμόν, καὶ τυραννίδα τὴν ἐμήν· σοὶ γὰρ ἐγὼ μούνῳ ἐκ "πάντων σκῆπτρα τὰ ἐμὰ ἐπιτράπω."

II.

[1] Ex THUCYDIDE.

[Ad Edit. Car. And. Dukeri. Amstel. 1731. Fol.]

Densus, et brevis, et semper instans sibi Thucydides.
Quinct. X. 1.

[2] *Ἐκ τοῦ τῆς ΞΥΓΓΡΑΦΗΣ πρώτου.*

* * *

[3] *Περὶ τῶν πάλαι ʽΕΛΛΗΝΩΝ.*

ʽΟΙ μὲν ʽΕλληνες τοπάλαι, [4] καὶ τῶν βαρβάρων οἵ τε ἐν τῇ ἠπείρῳ παραθαλάσσιοι, καὶ ὅσοι νήσους εἶχον, ἐπειδὴ ἤρξαντο [5] μᾶλλον περαιοῦσθαι ναυσὶν ἐπ᾽ ἀλλήλους, [6] ἐτράποντο πρὸς λῃστείαν, ἡγουμένων ἀνδρῶν οὐ τῶν ἀδυνατωτάτων, [7] κέρδους τοῦ σφετέρου αὐτῶν ἕνεκα, καὶ τοῖς ἀσθενέσι τροφῆς· καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις, [8] καὶ κατὰ κώμας οἰκουμέναις, ἥρπαζον, καὶ [9] τὸν πλεῖστον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο·—οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον.—δηλοῦσι δὲ τῶν τε ἠπειρωτῶν τινες ἔτι καὶ νῦν, [10] οἷς κόσμος καλῶς τοῦτο δρᾷν, καὶ οἱ παλαιοὶ τῶν ποιητῶν, [11] τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες, εἰ λῃσταί εἰσιν· [12] ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τ᾽ ἐπιμελὲς εἴη εἰδέναι, οὐκ ὀνειδιζόντων. Ἐλῄζοντο δὲ καὶ κατ᾽ ἤπειρον ἀλλήλους. καὶ [13] μέχρι τοῦδε πολλὰ τῆς ʽΕλλάδος

τῷ παλαιῷ τρόπῳ νέμεται, περί τε Λοκροὺς τοὺς Ὀζόλας, καὶ Αἰτωλοὺς, καὶ Ἀκαρνᾶνας, καὶ [1] τὴν ταύτῃ ἤπειρον. [2] τό τε σιδηροφορεῖσθαι τούτοις τοῖς ἠπειρώταις ἀπὸ τῆς παλαιᾶς λῃστείας ἐμμεμένηκε.

Πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει, διὰ τὰς ἀφράκτους τε οἰκήσεις, καὶ οὐκ ἀσφαλεῖς παρ' ἀλλήλους ἐφόδους· [3] καὶ ξυνήθη τὴν δίαιταν μεθ' ὅπλων ἐποιήσαντο, ὥσπερ οἱ βάρβαροι. Σημεῖον δ' ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα, τῶν ποτὲ καὶ ἐς πάντας ὁμοίων διαιτημάτων. [4] Εν τοῖς πρῶτοι δὲ Ἀθηναῖοι τόν τε σίδηρον κατέθεντο, καὶ, [5] ἀνειμένῃ τῇ διαίτῃ, ἐς τὸ τρυφερώτερον μετέστησαν. [6] καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων, διὰ τὸ ἁβροδίαιτον, οὐ πολὺς χρόνος ἐπειδὴ χιτῶνάς τε λινοῦς ἐπαύσαντο φοροῦντες, καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν. [7] ἀφ' οὗ καὶ Ιώνων τοὺς πρεσβυτέρους, κατὰ τὸ ξυγγενὲς, ἐπιπολὺ αὕτη ἡ σκευὴ κατέσχε. Μετρίᾳ δ' αὖ ἐσθῆτι, [8] καὶ ἐς τὸν νῦν τρόπον, πρῶτοι Λακεδαιμόνιοι ἐχρήσαντο, καὶ ἐς τὰ ἄλλα, [9] πρὸς τοὺς πολλοὺς οἱ τὰ μείζω κεκτημένοι ἰσοδίαιτοι μάλιστα κατέστησαν. Εγυμνώθησάν τε πρῶτοι, καὶ ἐς τὸ φανερὸν ἀποδύντες, [10] λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο. Τὸ δὲ πάλαι, καὶ ἐν τῷ Ολυμπιακῷ ἀγῶνι, διαζώματα ἔχοντες περὶ τὰ αἰδοῖα οἱ ἀθληταὶ ἠγωνίζοντο· καὶ οὐ πολλὰ ἔτη ἐπειδὴ πέπαυται. Ετι δὲ [11] καὶ ἐν τοῖς βαρβάροις ἔστιν οἷς νῦν, καὶ μάλιστα τοῖς Ἀσιανοῖς, πυγμῆς καὶ πάλης ἆθλα τίθεται, καὶ διεζωσμένοι τοῦτο δρῶσι. Πολλὰ δ' ἂν καὶ ἄλλα τὶς ἀποδείξειε τὸ παλαιὸν Ἑλληνικὸν ὁμοιότροπα τῷ νῦν βαρβαρικῷ διαιτώμενον.

Τῶν δὲ πόλεων ὅσαι μὲν νεώτατα ᾠκίσθησαν, [12] καὶ ἤδη πλωϊμωτέρων ὄντων, περιουσίας μᾶλλον ἔχουσαι χρημάτων, ἐπ' αὐτοῖς τοῖς αἰγιαλοῖς τείχεσιν ἐκτίζοντο, καὶ τοὺς ἰσθ-

μοὺς ἀπελάμβανον, [1] ἐμπορίας τε ἕνεκα, καὶ τῆς πρὸς τοὺς προσοίκους ἕκαστοι ἰσχύος. αἱ δὲ παλαιαὶ, διὰ τὴν λῃστείαν [2] ἐπιπολὺ ἀντισχοῦσαι, ἀπὸ θαλάσσης μᾶλλον ᾠκίσθησαν, αἵ τε ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἠπείροις· ([3] ἔφερον γὰρ ἀλλήλους τε καὶ τῶν ἄλλων ὅσοι, ὄντες οὐ θαλάσσιοι, κάτω ᾤκουν) καὶ μέχρι τοῦδε ἔτι ἀνῳκισμένοι εἰσί. Καὶ [4] οὐχ ἧσσον λῃσταὶ ἦσαν οἱ νησιῶται, Κᾶρές τε ὄντες καὶ Φοίνικες· οὗτοι γὰρ δὴ τὰς πλείστας τῶν νήσων ᾤκησαν. Μαρτύριον δέ· [5] Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων, ἐν τῷδε τῷ πολέμῳ, καὶ τῶν θηκῶν ἀναιρεθεισῶν, ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν τῇ νήσῳ, ὑπὲρ ἥμισυ, Κᾶρες ἐφάνησαν, γνωσθέντες τῇ τε σκευῇ τῶν ὅπλων ξυντεθαμμένῃ, καὶ τῷ τρόπῳ, ᾧ νῦν ἔτι θάπτουσι. Καταστάντος δὲ τοῦ [6] Μίνω ναυτικοῦ, [7] πλωϊμώτερα ἐγένετο παρ᾽ ἀλλήλους· οἱ γὰρ ἐκ τῶν νήσων κακοῦργοι ἀνέστησαν ὑπ᾽ αὐτοῦ, ὅτεπερ καὶ τὰς πολλὰς αὐτῶν κατῴκιζε. Καὶ οἱ παρὰ θάλασσαν ἄνθρωποι μᾶλλον ἤδη τὴν κτῆσιν τῶν χρημάτων ποιούμενοι, βεβαιότερον ᾤκουν· καί τινες καὶ τείχη περιεβάλλοντο, ὡς [8] πλουσιώτεροι ἑαυτῶν γιγνόμενοι. ἐφιέμενοι γὰρ τῶν κερδῶν, οἵ τε ἥσσους ὑπέμενον τὴν τῶν κρεισσόνων δουλείαν, οἵ τε δυνατώτεροι, περιουσίας ἔχοντες, προσεποιοῦντο ὑπηκόους τὰς ἐλάσσους πόλεις. Καὶ ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες, ὑστέρῳ χρόνῳ ἐπὶ Τροίαν ἐστράτευσαν.

* * *

[9] Ἡ ΠΑΥΣΑΝΙΟΥ τοῦ Λακεδαιμονίου αἰτία καὶ θάνατος.

Ἐπειδὴ Παυσανίας ὁ Λακεδαιμόνιος, τοπρῶτον μεταπεμφθεὶς ὑπὸ Σπαρτιατῶν ἀπὸ τῆς ἀρχῆς τῆς ἐν Ἑλλησπόντῳ, καὶ κριθεὶς ὑπ᾽ αὐτῶν, [10] ἀπελύθη μὴ ἀδικεῖν, δημοσίᾳ μὲν οὐκέτι ἐξεπέμφθη· ἰδίᾳ δὲ αὐτὸς [11] τρι-

ἤρη λαβὼν Ἑρμιονίδα, ἄνευ Λακεδαιμονίων, ἀφικνεῖται ἐς Ἑλλήσποντον, τῷ μὲν λόγῳ, ἐπὶ τὸν Ἑλληνικὸν πόλεμον, τῷ δὲ ἔργῳ, τὰ πρὸς βασιλέα πράγματα βουλόμενος πράσσειν—ὥσπερ καὶ τοπρῶτον ἐπεχείρησεν, ἐφιέμενος τῆς Ἑλληνικῆς ἀρχῆς. [1] Εὐεργεσίαν δὲ ἀπὸ τοῦδε πρῶτον ἐς βασιλέα κατέθετο, καὶ τοῦ παντὸς πράγματος ἀρχὴν ἐποιήσατο· Βυζάντιον γὰρ ἑλὼν, τῇ προτέρᾳ παρουσίᾳ, μετὰ τὴν ἐκ Κύπρου ἀναχώρησιν, (εἶχον δὲ Μῆδοι αὐτὸ, καὶ βασιλέως προσήκοντές τινες καὶ ξυγγενεῖς, [2] οἳ ἑάλωσαν ἐν αὐτῷ,) τότε τούτους, οὓς ἔλαβεν, ἀποπέμπει βασιλεῖ κρύφα τῶν ἄλλων ξυμμάχων· [3] τῷ δὲ λόγῳ, ἀπέδρασαν αὐτόν. Επρασσε δὲ ταῦτα μετὰ Γογγύλου τοῦ Ερετριέως, ᾧπερ ἐπέτρεψε τό τε Βυζάντιον καὶ τοὺς αἰχμαλώτους· ἔπεμψε δὲ καὶ ἐπιστολὴν τὸν Γόγγυλον φέροντα αὐτῷ· ἐνεγέγραπτο δὲ τάδε καὶ ἐν αὐτῇ, ὡς ὕστερον ἀνευρέθη.

“Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης [4] τούσδε τέ σοι “χαρίζεσθαι βουλόμενος ἀποπέμπει, δορὶ ἑλών· καὶ “γνώμην ποιοῦμαι, εἰ καί σοι δοκεῖ, θυγατέρα τε τὴν “σὴν γῆμαι, καί σοι Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλ-“λάδα ὑποχείριον ποιῆσαι· δυνατὸς δὲ δοκῶ εἶναι ταῦ-“τα πρᾶξαι, μετὰ σοῦ βουλευόμενος. Εἰ οὖν τι σὲ “τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν, δι' “οὗ, τολοιπὸν, τοὺς λόγους ποιησόμεθα.”

Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Ξέρξης δὲ ἥσθη τε τῇ ἐπιστολῇ, καὶ ἀποστέλλει Ἀρτάβαζον τὸν Φαρνάκου ἐπὶ θάλασσαν, καὶ κελεύει αὐτὸν τήν τε [5] Δασκυλῖτιν σατραπείαν παραλαβεῖν, Μεγαβάτην ἀπαλλάξαντα, ὃς πρότερον ἦρχε· καὶ παρὰ Παυσανίαν, ἐς Βυζάντιον, [6] ἐπιστολὴν ἀντεπετίθει αὐτῷ, ὡς τάχιστα διαπέμψαι, καὶ τὴν σφραγῖδα ἀποδεῖξαι· καὶ ἤν τι αὐτῷ Παυσανίας παραγγέλλῃ περὶ τῶν ἑαυτοῦ πραγμάτων, πράσσειν

ὡς ἄριστα καὶ πιστότατα. Ὁ δὲ ἀφικόμενος, τά τε ἄλλα ἐποίησεν, ὥσπερ εἴρητο, καὶ τὴν ἐπιστολὴν διέπεμψεν· ἀντεγέγραπτο δὲ τάδε.

“Ὧδε λέγει βασιλεὺς Ξέρξης Παυσανίᾳ·—[1] Καὶ τῶν ἀνδρῶν, οὕς μοι πέραν θαλάσσης ἐκ Βυζαντίου διέσωσας, κεῖταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ ἐσαεὶ ἀνάγραπτος, καὶ τοῖς λόγοις τοῖς ἀπὸ σοῦ ἀρέσκομαι. καί σε μήτε νὺξ, μήθ' ἡμέρα ἐπισχέτω, ὥστε ἀνεῖναι πράσσειν τὶ, ὧν ἐμοὶ ὑπισχνῇ· μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνῃ κεκωλύσθω, μηδὲ στρατιᾶς πλήθει, [2] εἴποι δεῖ παραγίγνεσθαι· ἀλλὰ μετ' Ἀρταβάζου ἀνδρὸς ἀγαθοῦ, ὅν σοι ἔπεμψα, πράσσε θαρσῶν καὶ τὰ ἐμὰ καὶ τὰ σὰ, ὅπῃ κάλλιστα καὶ ἄριστα ἕξει ἀμφοτέροις.”

Ταῦτα λαβὼν ὁ Παυσανίας τὰ γράμματα, ὢν καὶ πρότερον ἐν μεγάλῳ ἀξιώματι ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν [3] Πλαταιάσιν ἡγεμονίαν, πολλῷ τότε μᾶλλον ἦρτο, καὶ οὐκέτι ἠδύνατο [4] ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν· ἀλλὰ, σκευάς τε Μηδικὰς ἐνδυόμενος, ἐκ τοῦ Βυζαντίου ἐξῄει, καὶ διὰ τῆς Θρᾴκης πορευόμενον αὐτὸν Μῆδοι καὶ Αἰγύπτιοι ἐδορυφόρουν. τράπεζάν τε Περσικὴν [5] παρετίθετο, καὶ κατέχειν τὴν διάνοιαν οὐκ ἠδύνατο, ἀλλ' ἔργοις βραχέσι προὐδήλου, ἃ τῇ γνώμῃ μειζόνως ἐσέπειτα ἔμελλε πράξειν. δυσπρόσοδόν τε αὐτὸν παρεῖχε, καὶ τῇ ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ἐς πάντας ὁμοίως, ὥστε μηδένα δύνασθαι προσιέναι. Διόπερ καὶ πρὸς τοὺς Ἀθηναίους [6] οὐχ ἥκιστα ἡ ξυμμαχία μετέστη.

Οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι, τό τε πρῶτον δι' αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτόν· καὶ ἐπειδὴ, τῇ Ἑρμιονίδι νηῒ τοδεύτερον ἐκπλεύσας, οὐ κελευσάντων αὐτῶν, τοιαῦτα ἐφαίνετο ποιῶν· καὶ, ἐκ τοῦ Βυζαντίου βίᾳ ὑπ' Ἀθηναίων ἐκπολιορκηθεὶς, ἐς μὲν τὴν Σπάρτην οὐκ ἐπανεχώ

ρει, ἐς δὲ Κολωνὰς τὰς Τρωϊάδας ἱδρυθεὶς, πράσσων τε ἐσηγγέλλετο αὐτοῖς ἐς τοὺς βαρβάρους, καὶ οὐκ [1] ἐπ᾽ ἀγαθῷ τὴν μονὴν ποιούμενος·—οὕτω δὴ οὐκέτι [2] ἐπέσχον, ἀλλὰ πέμψαντες κήρυκα οἱ Ἔφοροι, καὶ [3] σκυτάλην, εἶπον τοῦ κήρυκος μὴ λείπεσθαι· εἰ δὲ μὴ, πόλεμον αὐτῷ Σπαρτιάτας προαγορεύειν. Ὁ δὲ, βουλόμενος ὡς ἥκιστα ὕποπτος εἶναι, καὶ πιστεύων χρήμασι διαλύσειν τὴν διαβολὴν, ἀνεχώρει τοδεύτερον ἐς Σπάρτην. Καὶ ἐς μὲν τὴν εἱρκτὴν ἐσπίπτει, τοπρῶτον, ὑπὸ τῶν Ἐφόρων· (ἔξεστι δὲ τοῖς Ἐφόροις τὸν βασιλέα δρᾶσαι τοῦτο·) ἔπειτα διαπραξάμενος, ὕστερον ἐξῆλθε, [4] καὶ καθίστησιν ἑαυτὸν ἐς κρίσιν τοῖς βουλομένοις περὶ αὐτῶν ἐλέγχειν.

Καὶ φανερὸν μὲν εἶχον οὐδὲν οἱ Σπαρτιᾶται σημεῖον, οὔτε οἱ ἐχθροὶ, οὔτε ἡ πᾶσα πόλις, ὅτῳ ἂν πιστεύσαντες βεβαίως ἐτιμωροῦντο ἄνδρα γένους τε τοῦ βασιλείου ὄντα, καὶ ἐν τῷ παρόντι τιμὴν ἔχοντα. Πλείσταρχον γὰρ τὸν Λεωνίδου, ὄντα βασιλέα καὶ νέον ἔτι, ἀνεψιὸς ὢν, ἐπετρόπευεν. Ὑποψίας δὲ πολλὰς παρεῖχε, τῇ τε παρανομίᾳ, καὶ ζηλώσει τῶν βαρβάρων, [5] μὴ ἴσος βούλεσθαι εἶναι τοῖς παροῦσι. Τά τε ἄλλα αὐτοῦ ἀνεσκόπουν, εἴτι που [6] ἐξεδεδιῄτητο τῶν καθεστώτων νομίμων, καὶ ὅτι, ἐπὶ τὸν τρίποδά ποτε, τὸν ἐν Δελφοῖς, ὃν ἀνέθεσαν οἱ Ἕλληνες ἀπὸ τῶν Μήδων ἀκροθίνιον, [7] ἠξίωσεν ἐπιγράψασθαι αὐτὸς, ἰδίᾳ, τὸ ἐλεγεῖον τόδε·

Ἑλλήνων ἀρχηγὸς, ἐπεὶ στρατὸν ὤλεσε Μήδων,
Παυσανίας, Φοίβῳ μνῆμ᾽ ἀνέθηκε τόδε.

Τὸ μὲν οὖν ἐλεγεῖον οἱ Λακεδαιμόνιοι ἐξεκόλαψαν, εὐθὺς τότε, ἀπὸ τοῦ τρίποδος, τοῦτο· καὶ ἐπέγραψαν ὀνομαστὶ τὰς πόλεις, ὅσαι ξυγκαθελοῦσαι τὸν βάρβαρον ἔστησαν τὸ ἀνάθημα. Τοῦ μέντοι Παυσανίου ἀδίκημα καὶ τοῦτ᾽ ἐδόκει εἶναι, καὶ ἐπεί γε δὴ [8] ἐν τούτῳ καθειστήκει, πολλῷ μᾶλλον παρόμοιον πραχθῆναι ἐφαίνετο τῇ παρούσῃ δια-

νοίᾳ. Ἐπυνθάνοντο δὲ καὶ εἰς τοὺς Εἵλωτας πράσσειν τὶ αὐτόν· καὶ ἦν δὲ οὕτως·—ἐλευθέρωσίν τε γὰρ ὑπισχνεῖτο αὐτοῖς καὶ πολιτείαν, ἢν ξυνεπαναστῶσι, καὶ τὸ πᾶν ξυγκατεργάσωνται. Ἀλλ' οὐδ' ὣς, οὐδὲ τῶν Εἱλώτων μηνυταῖς τισι πιστεύσαντες, ἠξίωσαν νεώτερόν τι ποιεῖν εἰς αὐτόν· χρώμενοι τῷ τρόπῳ, ᾧπερ εἰώθασιν ἐς σφᾶς αὐτοὺς, μὴ ταχεῖς εἶναι περὶ ἀνδρὸς Σπαρτιάτου, ἄνευ ἀναμφισβητήτων τεκμηρίων, βουλεῦσαί τι ἀνήκεστον· πρίν γε δὴ αὐτοῖς, ὡς λέγεται, ὁ μέλλων τὰς τελευταίας βασιλεῖ ἐπιστολὰς πρὸς Ἀρτάβαζον κομιεῖν, ἀνὴρ Ἀργίλιος, παιδικά ποτε ὢν αὐτοῦ, καὶ πιστότατος ἐκείνῳ, μηνυτὴς γίγνεται· δείσας, κατὰ ἐνθύμησίν τινα, ὅτι οὐδείς πω τῶν πρὸ ἑαυτοῦ ἀγγέλων πάλιν ἀφίκετο· καὶ [1] παραποιησάμενος σφραγῖδα, ἵνα, ἢν ψευσθῇ τῆς δόξης, [2] ἢ καὶ ἐκεῖνος μεταγράψαι τὶ αἰτήσῃ, μὴ ἐπιγνῷ,—λύει τὰς ἐπιστολὰς, [3] ἐν αἷς, ὑπονοήσας τὶ τοιοῦτον προσεπεστάλθαι, καὶ αὐτὸν εὗρεν ἐγγεγραμμένον κτείνειν.

Τότε δὴ οἱ Εφοροι, δείξαντος αὐτοῦ τὰ γράμματα, μᾶλλον μὲν ἐπίστευσαν· αὐτήκοοι δὲ βουληθέντες ἔτι γενέσθαι αὐτοῦ Παυσανίου τὶ λέγοντος, ἀπὸ παρασκευῆς τοῦ ἀνθρώπου ἐπὶ Ταίναρον ἱκέτου οἰχομένου, καὶ σκηνησαμένου διπλῆν διαφράγματι καλύβην, ἐς ἣν τῶν τε Ἐφόρων ἐντὸς τινὰς ἔκρυψε, καὶ Παυσανίου [4] ὡς αὐτὸν ἐλθόντος, καὶ ἐρωτῶντος τὴν πρόφασιν τῆς ἱκετείας, ᾔσθοντο πάντα σαφῶς· αἰτιωμένου τοῦ ἀνθρώπου τά τε περὶ αὐτοῦ γραφέντα, καὶ τἄλλα ἀποφαίνοντος [5] καθ' ἕκαστον, [6] ὡς οὐδὲν πώποτε αὐτὸν, ἐν ταῖς πρὸς βασιλέα διακονίαις, παραβάλοιτο, [7] προτιμηθείη δ' ἐν ἴσῳ τοῖς πολλοῖς τῶν διακόνων ἀποθανεῖν· κἀκείνου αὐτά τε ταῦτα ξυνομολογοῦντος, καὶ περὶ τοῦ παρόντος οὐκ ἐῶντος ὀργίζεσθαι. [8] ἀλλὰ πίστιν, ἐκ τοῦ ἱεροῦ, διδόντος, τῆς ἀναστά-

σεως, [1] καὶ ἀξιοῦντος ὡς τάχιστα πορεύεσθαι, καὶ μὴ [2] τὰ πρασσόμενα διακωλύειν.

Ἀκούσαντες δὲ ἀκριβῶς, τότε μὲν ἀπῆλθον οἱ Εφοροι· βεβαίως δὲ ἤδη εἰδότες, ἐν τῇ πόλει [3] τὴν ξύλληψιν ἐποιοῦντο. Λέγεται δ' αὐτὸν μέλλοντα ξυλληφθήσεσθαι ἐν τῇ ὁδῷ, ἑνὸς μὲν τῶν Εφόρων τὸ πρόσωπον προσιόντος ὡς εἶδε, γνῶναι [4] ἐφ' ᾧ ἐχώρει· ἄλλου δὲ νεύματι ἀφανεῖ χρησαμένου, καὶ δηλώσαντος εὐνοίᾳ, πρὸς τὸ ἱερὸν τῆς [5] Χαλκιοίκου χωρῆσαι δρόμῳ, καὶ προκαταφυγεῖν· ἦν δὲ ἐγγὺς τὸ τέμενος· καὶ ἐς οἴκημα οὐ μέγα, [6] ὃ ἦν τοῦ ἱεροῦ, ἐσελθὼν, [7] ἵνα μὴ ὑπαίθριος ταλαιπωροίη, ἡσύχαζεν. Οἱ δὲ τοπαραυτίκα μὲν ὑστέρησαν τῇ διώξει· μετὰ δὲ τοῦτο τοῦ τε οἰκήματος τὸν ὄροφον ἀφεῖλον, καὶ τὰς θύρας, ἔνδον ὄντα τηρήσαντες αὐτὸν, καὶ [8] ἀπολαβόντες εἴσω, ἀπῳκοδόμησαν· προσκαθεζόμενοί τε, ἐξεπολιόρκησαν λιμῷ. Καὶ μέλλοντος αὐτοῦ ἀποψύχειν, ὥσπερ εἶχεν ἐν τῷ οἰκήματι, αἰσθόμενοι, ἐξάγουσιν ἐκ τοῦ ἱεροῦ ἔτι ἔμπνουν ὄντα· καὶ ἐξαχθεὶς ἀπέθανε παραχρῆμα. Καὶ αὐτὸν ἐμέλλησαν μὲν ἐς τὸν Καιάδαν, οὗπερ τοὺς κακούργους ἐμβάλλειν εἰώθεισαν. Επειτα ἔδοξε πλησίον που κατορύξαι. Ὁ δὲ θεὸς ὁ ἐν Δελφοῖς—"τόν "τε τάφον"—ὕστερον ἔχρησε τοῖς Λακεδαιμονίοις—"μετενεγκεῖν, οὗπερ ἀπέθανε," (καὶ νῦν κεῖται ἐν τῷ προτεμενίσματι, ὃ γραφῇ στῆλαι δηλοῦσι,) "[9] καὶ ὡς "ἄγος αὐτοῖς ὂν τὸ πεπραγμένον, δύο σώματα ἀνθ' ἑνὸς "τῇ Χαλκιοίκῳ ἀποδοῦναι." Οἱ δὲ, ποιησάμενοι χαλκοῦς ἀνδριάντας δύο, ὡς ἀντὶ Παυσανίου ἀνέθεσαν.

[1] *Ἐκ τοῦ τῆς ΞΥΓΓΡΑΦΗΣ δευτέρου*

* * *

[2] Ὁ τῶν ΑΘΗΝΑΙΩΝ ΛΟΙΜΟΣ.

Τοῦ δὲ θέρους εὐθὺς ἀρχομένου, Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι [3] τὰ δύο μέρη, ὥσπερ καὶ τοπρῶτον, [4] ἐσέβαλον ἐς τὴν Ἀττικὴν, (ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου, Λακεδαιμονίων βασιλεὺς,) καὶ καθεζόμενοι ἐδῄουν τὴν γῆν. Καὶ ὄντων αὐτῶν ὀ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ, [5] ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις· λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι, καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις. οὐ μέντοι τοσοῦτός γε λοιμὸς, οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. οὔτε γὰρ ἰατροὶ ἤρκουν τοπρῶτον θεραπεύοντες ἀγνοίᾳ, (ἀλλ' αὐτοὶ μάλιστα ἔθνησκον, ὅσῳ καὶ μάλιστα προσῄεσαν,) οὔτε ἄλλη ἀνθρωπεία [6] τέχνη οὐδεμία. Ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν, ἢ μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο, πάντα ἀνωφελῆ ἦν. [7] Τελευτῶντές τε αὐτῶν ἀπέστησαν, ὑπὸ τοῦ κακοῦ νικώμενοι.

Ηρξατο δὲ τὸ μὲν πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη, καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν. Ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐνέπεσε· καὶ τοπρῶτον ἐν τῷ Πειραιεῖ [8] ἥψατο τῶν ἀνθρώπων· ὥστε καὶ ἐλέχθη ὑπ' αὐτῶν, ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα· κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. Ὕστερον δὲ, καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνησκον πολλῷ μᾶλλον ἤδη.—Λεγέτω μὲν οὖν περὶ αὐτοῦ, ὡς ἕκαστος γιγνώσκει,—καὶ ἰατρὸς, καὶ ἰδιώτης,—[9] ἀφ' ὅτου εἰκὸς ἦν γενέσθαι αὐτὸ, καὶ τὰς αἰτίας, ἅστινας νομίζει, τοσαύτης μεταβολῆς, ἱκανὰς εἶναι δύναμιν ἐς τὸ μεταστῆσαι

σχεῖν· ἐγὼ δὲ, οἷόν τε ἐγίγνετο, λέξω, καὶ ἀφ' ὧν ἄν τις σκοπῶν,—εἴποτε καὶ αὖθις ἐπιπέσοι,—μάλιστ' ἂν ἔχοι, τὶ προειδὼς, μὴ ἀγνοεῖν, ταῦτα δηλώσω, αὐτός τε νοσήσας, καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας.

[1] Τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν· εἰ δέ τις καὶ προέκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη. Τοὺς δ' ἄλλους ἀπ' οὐδεμιᾶς προφάσεως, ἀλλ' ἐξαίφνης, ὑγιεῖς ὄντας, πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ, καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε. καὶ [2] τὰ ἐντὸς, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν, καὶ [3] πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει· ἔπειτα, ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο. καὶ, ἐν οὐ πολλῷ χρόνῳ, κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος, μετὰ βηχὸς ἰσχυροῦ· καὶ ὁπότε [4] ἐς τὴν καρδίαν στηρίξαι, ἀνέστρεφέ τε αὐτὴν, καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι, ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν, ἐπῄεσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης. [5] Λύγξ τε τοῖς πλείοσιν ἐνέπιπτε κενὴ, σπασμὸν ἐνδιδοῦσα ἰσχυρὸν, τοῖς μὲν [6] μετὰ ταῦτα λωφήσαντα, τοῖς δὲ καὶ πολλῷ ὕστερον. Καὶ τὸ μὲν ἔξωθεν, ἁπτομένῳ, σῶμα οὐκ ἄγαν θερμὸν ἦν, οὔτε χλωρὸν, ἀλλ' ὑπέρυθρον, [7] πελιδνὸν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός· τὰ δὲ ἐντὸς οὕτως ἐκαίετο, ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς, [8] μήτ' ἄλλο τι ἢ γυμνὸν ἀνέχεσθαι, ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν· καὶ πολλοὶ, τοῦτο, τῶν ἠμελημένων (ἀνθρώπων,) καὶ ἔδρασαν ἐς φρέατα, ἀπαύστῳ τῇ δίψῃ ξυνεχόμενοι. [9] Καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν. καὶ [10] ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἡ ἀγρυπνία ἐπέκειτο διαπαντός. καὶ τὸ σῶμα, ὅσον περ χρόνον καὶ ἡ νόσος ἀκμάζοι, οὐκ ἐμαραίνετο, ἀλλ' ἀντεῖχε, παρὰ δόξαν,

τῇ ταλαιπωρίᾳ· ὥστε ἢ διεφθείροντο οἱ πλεῖστοι ἐνναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος, [1] ἔτι ἔχοντές τι δυνάμεως· ἤ, εἰ διαφύγοιεν, ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν, καὶ ἑλκώσεώς τε [2] αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης, καὶ διαῤῥοίας ἅμα ἀκράτου ἐπιπιπτούσης, οἱ πολλοὶ ὕστερον διὰ τὴν ἀσθένειαν διεφθείροντο. [καί,—] διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθὲν κακόν·— [3] καί, εἴτις ἐκ τῶν μεγίστων περιγένοιτο, [4] τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινε. κατέσκηπτε γὰρ καὶ ἐς τὰ αἰδοῖα, καὶ ἐς ἄκρας χεῖρας, καὶ πόδας· καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον· [5] εἰσὶ δ' οἳ καὶ τῶν ὀφθαλμῶν. τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως, καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους.

Γενόμενον γὰρ κρεῖσσον λόγου τὸ εἶδος τῆς νόσου, τά τε ἄλλα χαλεπωτέρως ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν προσέπιπτεν ἑκάστῳ, καὶ ἐν τῷδε ἐδήλωσε μάλιστα [6] ἄλλο τι ὂν ἢ τῶν ξυντρόφων τι· τὰ γὰρ ὄρνεα καὶ τετράποδα, ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων, ἢ οὐ προσῄει, ἢ γευσάμενα διεφθείρετο. τεκμήριον δέ, τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως, [7] οὔτε περὶ τοιοῦτον οὐδέν. οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος, [8] διὰ τὸ ξυνδιαιτᾶσθαι.

Τὸ μὲν οὖν νόσημα,—πολλὰ καὶ ἄλλα [9] παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον,—τοιοῦτον ἦν ἐπίπαν τὴν ἰδέαν. *Καὶ* ἄλλο παρελύπει, κατ' ἐκεῖνον τὸν χρόνον, οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ γένοιτο, ἐς τοῦτο ἐτελεύτα. *Ἔθνησκον* δέ, οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι· ἕν τε οὐδὲν κατέστη ἴαμα, ὡς εἰπεῖν, ὅ τι χρῆν προσφέροντας ὠφελεῖν· τὸ γὰρ τῷ ξυνενεγκόν, ἄλλον τοῦτο ἔβλαπτε. [10] Σῶμά τε

αὔταρκες ὂν οὐδὲν διεφάνη πρὸς αὐτὸ, ἰσχύος πέρι ἢ ἀσθενείας, ἀλλὰ πάντα ξυνῄρει, καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα. Δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ, ἥ τε ἀθυμία, ὁπότε τὶς [1] αἴσθοιτο κάμνων, (πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῇ γνώμῃ, πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτοὺς, καὶ οὐκ ἀντεῖχον·) [2] καὶ ὅτι ἕτερος ἀφ' ἑτέρου θεραπείας ἀναπιμπλάμενοι, ὥσπερ τὰ πρόβατα, ἔθνησκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει. εἴτε γὰρ μὴ θέλοιεν, δεδιότες, ἀλλήλοις προσιέναι, ἀπώλλυντο ἔρημοι· καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος· εἴ τε προσίοιεν, διεφθείροντο· καὶ μάλιστα [3] οἱ ἀρετῆς τι μεταποιούμενοι. [4] αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν, ἐσιόντες παρὰ τοὺς φίλους, ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ οἱ οἰκεῖοι ἐξέκαμνον, ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι. Ἐπιπλέον δὲ ὅμως οἱ διαπεφευγότες τόν τε θνήσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο, διὰ τὸ προειδέναι τε, καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι· δὶς γὰρ τὸν αὐτὸν, ὥστε καὶ κτείνειν, οὐκ ἐπελάμβανε. Καὶ ἐμακαρίζοντό τε ὑπὸ τῶν ἄλλων, καὶ αὐτοὶ, τῷ παραχρῆμα περιχαρεῖ, καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τὶ εἶχον κούφης, μηδ' ἂν ὑπ' ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι.

Ἐπίεσε δ' αὐτοὺς μᾶλλον, πρὸς τῷ ὑπάρχοντι πόνῳ, καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ [5] οὐχ ἧσσον τοὺς ἐπελθόντας. οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ' ἐν καλύβαις πνιγηραῖς [6] ὥρᾳ ἔτους διαιτωμένων, ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ' ἀλλήλοις ἀποθνήσκοντες ἔκειντο· καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο, καὶ περὶ τὰς κρήνας ἁπάσας, ἡμιθνῆτες, τῇ τοῦ ὕδατος ἐπιθυμίᾳ. τά τε ἱερὰ, ἐν οἷς ἐσκήνηντο, νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνησκόντων· ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ, οἱ ἄνθρωποι οὐκ ἔχοντες ὅ τι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως. νόμοι

τε πάντες συνεταράχθησαν, οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς· ἔθαπτον δὲ, ὡς ἕκαστος ἠδύνατο· καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο, σπάνει τῶν ἐπιτηδείων, [1] διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν· [2] ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας, φθάσαντες τοὺς νήσαντας, οἱ μὲν, ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν, ὑφῆπτον, οἱ δὲ, καιομένου ἄλλου, ἄνωθεν ἐπιβαλόντες, ὃν φέροιεν, ἀπῄεσαν.

[3] Πρῶτόν τε ἦρξε, καὶ ἐς τἄλλα, τῇ πόλει ἐπιπλέον ἀνομίας τὸ νόσημα· [4] ῥᾷον γὰρ ἐτόλμα τὶς, ἃ πρότερον ἀπεκρύπτετο μὴ καθ' ἡδονὴν ποιεῖν· ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τ' εὐδαιμόνων καὶ αἰφνιδίως θνησκόντων, καὶ τῶν οὐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τἀκείνων ἐχόντων· ὥστε ταχείας τὰς ἐπαυρέσεις, καὶ πρὸς τὸ τερπνὸν, ἠξίουν ποιεῖσθαι, ἐφήμερα τά τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι. Καὶ τὸ μὲν προσταλαιπωρεῖν [5] τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων, εἰ, πρὶν ἐπ' αὐτὸ ἐλθεῖν, διαφθαρήσεται· ὅ τι δὲ ἤδει τε ἡδὺ, καὶ πανταχόθεν τὸ ἐς αὐτὸν κερδαλέον, τοῦτο καὶ καλὸν καὶ χρήσιμον κατέστη. [6] Θεῶν δὲ φόβος, ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε· τὸ μὲν, κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ, ἐκ τοῦ πάντας ὁρᾷν ἐν ἴσῳ ἀπολλυμένους· τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων, μέχρι τοῦ δίκην γενέσθαι βιοὺς, ἂν τὴν τιμωρίαν ἀντιδοῦναι· πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφισμένην σφῶν ἐπικρεμασθῆναι, ἣν πρὶν ἐμπεσεῖν, εἰκὸς εἶναι τοῦ βίου τὶ ἀπολαῦσαι.

Τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τε ἔνδον θνησκόντων, καὶ γῆς ἔξω δῃουμένης. Εν δὲ τῷ κακῷ, οἷα εἰκὸς, ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι,

Ἥξει Δωριακὸς πόλεμος, καὶ λοιμὸς ἅμ' αὐτῷ.

Εγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις, μὴ λοιμὸν ὠνομάσθαι, ἐν τῷ ἔπει, ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν· ἐνίκησε

δὲ, ἐπὶ τοῦ παρόντος, εἰκότως, λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι, πρὸς ἃ ἔπασχον, τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε, οἶμαι, ποτὲ ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος, καὶ ξυμβῇ γενέσθαι λιμὸν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται. Μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν, ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν, εἰ χρὴ πολεμεῖν, ἀνεῖλε—κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, [1] καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι. Περὶ μὲν οὖν τοῦ χρηστηρίου, τὰ γιγνόμενα εἴκαζον ὅμοια εἶναι. [2] Ἐσβεβληκότων δὲ τῶν Πελοποννησίων, ἡ νόσος ἤρξατο εὐθύς· καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν, ὅ τι καὶ ἄξιον εἰπεῖν· ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα. Ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.

III.

[1] E XENOPHONTE.

Quid *ego commemorem* Xenophontis *jucunditatem illam inaffectatam, sed quam nulla possit affectatio consequi? ut ipsae finxisse sermonem Gratiae videantur.*

Quinct. X. 1.

[2] *Ἐκ τῆς ΚΥΡΟΥ ΠΑΙΔΕΙΑΣ.*

[Juxta Edit. Thomae Hutchinson. Oxon. 1727. 4to.]

Ἐκ τοῦ βιβλίου πρώτου. . .

* * *

[3] *Τὸ τοῦ ΚΥΡΟΥ γένος.*

ΠΑΤΡΟΣ μὲν δὴ λέγεται ὁ Κῦρος γενέσθαι Καμβύσου, Περσῶν βασιλέως· (ὁ δὲ Καμβύσης οὗτος τοῦ Περσειδῶν γένους ἦν· οἱ δὲ [4] Περσεῖδαι ἀπὸ Περσέως [5] κληΐζονται·) μητρὸς δὲ ὁμολογεῖται Μανδάνης γενέσθαι· ἡ δὲ Μανδάνη αὕτη Ἀστυάγους ἦν θυγάτηρ, τοῦ Μήδων [6] γενομένου βασιλέως. [7] Φῦναι δὲ ὁ Κῦρος λέγεται, καὶ ᾄδεται ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων, εἶδος μὲν κάλλιστος, ψυχὴν δὲ φιλανθρωπότατος, καὶ φιλομαθέστατος, καὶ φιλοτιμότατος, ὥστε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι, τοῦ ἐπαινεῖσθαι ἕνεκα. [8] Φύσιν μὲν δὴ τῆς ψυχῆς καὶ τῆς μορφῆς τοιαύτην ἔχων διαμνημονεύεται· ἐπαιδεύθη γε μὴν ἐν Περσῶν νόμοις.

Περσῶν Νόμοι.

[1] Οὗτοι δὲ δοκοῦσιν οἱ νόμοι ἄρχεσθαι τοῦ κοινοῦ ἀγαθοῦ ἐπιμελούμενοι· οὐχ ὁμοίως γὰρ ταῖς πλείσταις πόλεσιν ἄρχονται. Αἱ μὲν γὰρ πλεῖσται πόλεις, ἀφεῖσαι παιδεύειν, ὅπως τὶς ἐθέλοι, τοὺς ἑαυτοῦ παῖδας, καὶ αὐτοὺς τοὺς πρεσβυτέρους, ὅπως ἐθέλουσι, διάγειν, ἐπιτάττουσιν αὐτοῖς μὴ κλέπτειν, μὴ ἁρπάζειν, μὴ βίᾳ εἰς οἰκίαν παριέναι, [2] μὴ παίειν ὃν μὴ δίκαιον, μὴ μοιχεύειν, μὴ ἀπειθεῖν ἄρχοντι, καὶ τἄλλα τὰ τοιαῦτα ὡσαύτως· ἢν δέ τις τούτων τι παραβαίνῃ, [3] ζημίας αὐτοῖς ἐπέθεσαν. [4] Οἱ δὲ Περσικοὶ νόμοι προλαβόντες ἐπιμέλονται, ὅπως [5] τὴν ἀρχὴν μὴ τοιοῦτοι ἔσονται οἱ πολῖται, ὥστε πονηροῦ τινος ἔργου ἢ αἰσχροῦ [6] ἐφίεσθαι. Επιμέλονται δὲ ὧδε. Εστιν αὐτοῖς [7] ἐλευθέρα ἀγορὰ καλουμένη, ἔνθα [8] τά τε βασίλεια καὶ τὰ ἄλλα ἀρχεῖα πεποίηται. Εντεῦθεν τὰ μὲν ὤνια, καὶ [9] οἱ ἀγοραῖοι, καὶ αἱ τούτων φωναὶ καὶ [10] ἀπειροκαλίαι ἀπελήλανται εἰς ἄλλον τόπον, ὡς μὴ μιγνύηται ἡ τούτων τύρβη τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ. Διήρηται δὲ αὕτη ἡ ἀγορὰ, ἡ περὶ τὰ ἀρχεῖα, εἰς τέτταρα μέρη· τούτων δ᾽ ἔστιν ἓν μὲν παισὶν, ἓν δὲ ἐφήβοις, ἄλλο τελείοις ἀνδράσιν, ἄλλο τοῖς [11] ὑπὲρ τὰ στρατεύσιμα ἔτη γεγονόσι. Νόμῳ δὲ εἰς τὰς ἑαυτῶν χώρας ἕκαστοι τούτων πάρεισιν, οἱ μὲν παῖδες, ἅμα τῇ ἡμέρᾳ, καὶ οἱ τέλειοι ἄνδρες· οἱ δὲ γεραίτεροι, ἡνίκ᾽ ἂν ἑκάστῳ προχωρῇ, πλὴν ἐν ταῖς τεταγμέναις ἡμέραις, ἐν αἷς δεῖ αὐτοὺς παρεῖναι. Οἱ δὲ ἔφηβοι καὶ κοιμῶνται περὶ τὰ ἀρχεῖα σὺν τοῖς γυμνικοῖς ὅπλοις, πλὴν τῶν γεγαμηκότων· οὗτοι δὲ οὔτε ἐπιζητοῦνται, ἢν μὴ προῤῥηθῇ παρεῖναι· οὔτε πολλάκις ἀπεῖναι καλόν. Αρχοντες δ᾽ ἐφ᾽ ἑκάστῳ τούτων τῶν μερῶν εἰσι δώδεκα· (δώδεκα γὰρ καὶ Περσῶν φυλαὶ διήρηνται·) καὶ ἐπὶ μὲν τοῖς παισὶν ἐκ τῶν γεραιτέρων ᾑρημένοι εἰσὶν, οἳ ἂν δοκῶσι τοὺς παῖδας βελτίστους ἀποδεικνύναι·

ἐπὶ δὲ τοῖς ἐφήβοις, ἐκ τῶν τελείων ἀνδρῶν, οἳ ἂν αὖ τοὺς ἐφήβους βελτίστους δοκῶσι παρέχειν· ἐπὶ δὲ τοῖς τελείοις ἀνδράσιν, οἳ ἂν δοκῶσι παρέχειν αὐτοὺς μάλιστα τὰ τεταγμένα ποιοῦντας, καὶ τὰ παραγγελλόμενα ὑπὸ τῆς μεγίστης ἀρχῆς. εἰσὶ δὲ καὶ τῶν γεραιτέρων προστάται ᾑρημένοι, οἳ προστατεύουσιν, ὅπως καὶ αὐτοὶ τὰ καθήκοντα ἀποτελῶσιν. Ἃ δὲ ἑκάστῃ ἡλικίᾳ προστέτακται ποιεῖν, διηγησόμεθα, ὡς μᾶλλον δῆλον γένηται, [1] ᾗ ἐπιμέλονται, ὡς ἂν βέλτιστοι εἶεν οἱ πολῖται.

Οἱ μὲν δὴ παῖδες, εἰς τὰ διδασκαλεῖα φοιτῶντες, [2] διάγουσι μανθάνοντες δικαιοσύνην· καὶ λέγουσιν, ὅτι [3] ἐπὶ τοῦτο ἔρχονται, ὥσπερ παρ᾽ ἡμῖν οἱ τὰ γράμματα μαθησόμενοι. Οἱ δὲ ἄρχοντες αὐτῶν διατελοῦσι, τὸ πλεῖστον μέρος τῆς ἡμέρας, δικάζοντες αὐτοῖς. Γίγνεται γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους, ὥσπερ ἀνδράσιν, ἐγκλήματα καὶ κλοπῆς, καὶ ἁρπαγῆς, καὶ βίας, καὶ ἀπάτης, καὶ κακολογίας, [4] καὶ ἄλλων οἵων εἰκός. Οὓς δ᾽ ἂν γνῶσι τούτων τι ἀδικοῦντας, τιμωροῦνται. Κολάζουσι δὲ καὶ, οὓς ἂν ἀδίκως ἐγκαλοῦντας εὑρίσκωσι. Δικάζουσι δὲ καὶ ἐγκλήματος, οὗ ἕνεκα ἄνθρωποι μισοῦσι μὲν ἀλλήλους μάλιστα, [5] δικάζονται δὲ ἥκιστα,—ἀχαριστίας· καὶ ὃν ἂν γνῶσι δυνάμενον μὲν χάριν ἀποδιδόναι, μὴ ἀποδιδόντα δὲ, κολάζουσι καὶ τοῦτον ἰσχυρῶς. οἴονται γὰρ, τοὺς ἀχαρίστους καὶ περὶ θεοὺς [6] ἂν μάλιστα ἀμελῶς ἔχειν, καὶ περὶ γονέας, καὶ πατρίδα, καὶ φίλους. ἕπεσθαι δὲ δοκεῖ μάλιστα τῇ ἀχαριστίᾳ ἡ ἀναισχυντία· καὶ γὰρ αὕτη μεγίστη δοκεῖ εἶναι ἐπὶ πάντα τὰ αἰσχρὰ ἡγεμών. Διδάσκουσι δὲ τοὺς παῖδας καὶ σωφροσύνην· [7] μέγα δὲ συμβάλλεται εἰς τὸ μανθάνειν σωφρονεῖν αὐτοὺς, ὅτι καὶ τοὺς πρεσβυτέρους ὁρῶσιν ἀνὰ πᾶσαν ἡμέραν σωφρόνως διάγοντας. Διδάσκουσι δὲ αὐτοὺς καὶ πείθεσθαι τοῖς ἄρχουσι· μέγα δὲ καὶ εἰς τοῦτο συμβάλλεται, ὅτι ὁρῶσι τοὺς πρεσβυτέρους καὶ πειθομένους τοῖς ἄρχουσιν ἰσχυρῶς. Διδάσκουσι δὲ καὶ ἐγκρατεῖς εἶναι

γαστρὸς καὶ ποτοῦ· μέγα δὲ καὶ εἰς τοῦτο συμβάλλεται, ὅτι ὁρῶσι καὶ τὰς πρεσβυτέρους οὐ πρόσθεν ἀπιόντας γαστρὸς ἕνεκα, πρὶν ἂν ἀφῶσιν οἱ ἄρχοντες· καὶ ὅτι οὐ παρὰ μητρὶ σιτοῦνται οἱ παῖδες, ἀλλὰ παρὰ τῷ διδασκάλῳ, ὅταν οἱ ἄρχοντες σημήνωσι. Φέρονται δὲ οἴκοθεν σῖτον μὲν, [1] ἄρτον, ὄψον δὲ, κάρδαμον· πιεῖν δὲ, ἤν τις διψῇ, κώθωνα, ὡς ἀπὸ τοῦ ποταμοῦ ἀρύσασθαι. Πρὸς δὲ τούτοις μανθάνουσι τοξεύειν καὶ ἀκοντίζειν. Μέχρι μὲν δὴ ἓξ ἢ ἑπτακαίδεκα ἐτῶν ἀπὸ γενεᾶς οἱ παῖδες ταῦτα πράττουσιν· ἐκ τούτου δὲ εἰς τοὺς ἐφήβους ἐξέρχονται. Οὗτοι δ᾽ αὖ οἱ ἔφηβοι διάγουσιν ὧδε·

Δέκα ἔτη, ἀφ᾽ οὗ ἂν ἐκ παίδων ἐξέλθωσι, κοιμῶνται μὲν περὶ τὰ ἀρχεῖα, ὥσπερ προείρηται, καὶ φυλακῆς ἕνεκα τῆς πόλεως καὶ σωφροσύνης· (δοκεῖ γὰρ αὕτη ἡ ἡλικία μάλιστα ἐπιμελείας δεῖσθαι·) παρέχουσι δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς μάλιστα τοῖς ἄρχουσι χρῆσθαι, ἤν τι δέωνται ὑπὲρ τοῦ κοινοῦ· καὶ ὅταν μὲν δέῃ, πάντες μένουσι περὶ τὰ ἀρχεῖα. Ὅταν δὲ ἐξίῃ βασιλεὺς ἐπὶ θήραν, ἐξάγει τὴν ἡμίσειαν τῆς φυλακῆς· ποιεῖ δὲ τοῦτο πολλάκις τοῦ μηνός. Ἔχειν δὲ δεῖ τοὺς ἐξιόντας τόξα παρὰ τὴν φαρέτραν, καὶ ἐν κολεῷ κοπίδα ἢ σάγαριν· ἔτι δὲ καὶ γέῤῥον, καὶ παλτὰ δύο, ὥστε τὸ μὲν ἀφιέναι, τῷ δ᾽, ἂν δέῃ, ἐκ χειρὸς χρῆσθαι. Διὰ τοῦτο δὲ δημοσίᾳ τοῦ θηρᾷν ἐπιμέλονται, καὶ βασιλεὺς, ὥσπερ καὶ ἐν πολέμῳ, ἡγεμὼν αὐτοῖς ἐστι, καὶ αὐτός τε θηρᾷ, καὶ τῶν ἄλλων ἐπιμελεῖται, ὅπως ἂν θηρῷεν, ὅτι ἀληθεστάτη δοκεῖ αὕτη ἡ μελέτη τῶν πρὸς τὸν πόλεμον εἶναι. Καὶ γὰρ πρωῒ ἀνίστασθαι ἐθίζει, καὶ ψύχη καὶ θάλπη ἀνέχεσθαι· γυμνάζει δὲ καὶ ὁδοιπορίαις καὶ δρόμοις· ἀνάγκη δὲ καὶ τοξεῦσαι θηρίον, καὶ ἀκοντίσαι, ὅπου ἂν παραπίπτῃ. καὶ τὴν ψυχὴν δὲ πολλάκις ἀνάγκη θήγεσθαι ἐν τῇ θήρᾳ, ὅταν τὶ τῶν ἀλκίμων θηρίων ἀνθιστῆται· παίειν μὲν γὰρ δεῖ τὸ ὁμόσε γιγνόμενον, [2] φυλάξασθαι δὲ τὸ ἐπιφερόμενον. ὥστε οὐ ῥᾴ-

διον εὑρεῖν, τί ἐν τῇ θήρᾳ ἄπεστι τῶν ἐν τῷ πολέμῳ παρόντων. Ἐξέρχονται δὲ ἐπὶ τὴν θήραν, ἄριστον ἔχοντες πλεῖον μὲν, ὡς τὸ εἰκὸς, τῶν παίδων, τἄλλα δὲ ὅμοιον. Καὶ θηρῶντες μὲν, οὐκ ἂν ἀριστήσαιεν· ἢν δέ τι δέῃ θηρίου ἕνεκα ἐπικαταμεῖναι, ἢ ἄλλως βουληθῶσι διατρίψαι περὶ τὴν θήραν, τὸ ἄριστον τοῦτο δειπνήσαντες, τὴν ὑστεραίαν αὖ θηρῶσι μέχρι δείπνου· καὶ μίαν ἄμφω ταύτας τὰς ἡμέρας λογίζονται, ὅτι μιᾶς ἡμέρας σῖτον δαπανῶσι. Τοῦτο δὲ ποιοῦσι τοῦ ἐθίζεσθαι ἕνεκα, ἵνα καὶ, ἐάν τι ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. Καὶ ὄψον δὲ τοῦτο ἔχουσιν οἱ τηλικοῦτοι, ὅ τι ἂν θηράσωσιν· εἰ δὲ μὴ, τὸ κάρδαμον. Εἰ δέ τις αὐτοὺς οἴεται ἢ ἐσθίειν ἀηδῶς, ὅταν κάρδαμον μόνον ἔχωσιν ἐπὶ τῷ σίτῳ, ἢ πίνειν ἀηδῶς, ὅταν ὕδωρ πίνωσιν, ἀναμνησθήτω, πῶς μὲν ἡδὺ [1] μάζα καὶ ἄρτος πεινῶντι φαγεῖν, πῶς δὲ ἡδὺ ὕδωρ διψῶντι πιεῖν. Αἱ δ' αὖ μένουσαι φυλαὶ [2] διατρίβουσι μελετῶσαι τά τε ἄλλα, ἃ παῖδες ὄντες ἔμαθον, καὶ τοξεύειν καὶ ἀκοντίζειν· καὶ [3] διαγωνιζόμενοι ταῦτα πρὸς ἀλλήλους διατελοῦσιν. Εἰσὶ δὲ καὶ δημόσιοι τούτων ἀγῶνες, καὶ ἆθλα προτίθεται· ἐν ᾗ δ' ἂν τῶν φυλῶν πλεῖστοι ὦσι δαημονέστατοι καὶ ἀνδρικώτατοι καὶ εὐπιστότατοι, ἐπαινοῦσιν οἱ πολῖται καὶ τιμῶσιν οὐ μόνον τὸν νῦν ἄρχοντα αὐτῶν, ἀλλὰ καὶ ὅστις αὐτοὺς παῖδας ὄντας ἐπαίδευσε. Χρῶνται δὲ τοῖς μένουσι τῶν ἐφήβων αἱ ἀρχαὶ, ἤν τι ἢ φρουρῆσαι δεήσῃ, ἢ κακούργους ἐρευνῆσαι, ἢ λῃστὰς ὑποδραμεῖν, ἢ καὶ ἄλλο τι, ὅσα ἰσχύος ἢ τάχους ἔργα ἐστί. Ταῦτα μὲν δὴ οἱ ἔφηβοι πράττουσιν. Ἐπειδὰν δὲ τὰ δέκα ἔτη διατελέσωσιν, ἐξέρχονται εἰς τοὺς τελείους ἄνδρας.

Ἀφ' οὗ δ' ἂν ἐξέλθωσι χρόνου ἐκ τῶν ἐφήβων, οὗτοι αὖ πέντε καὶ εἴκοσιν ἔτη διάγουσιν ὧδε· Πρῶτον μὲν, ὥσπερ οἱ ἔφηβοι, παρέχουσιν ἑαυτοὺς ταῖς ἀρχαῖς χρῆσ-

θαι, [1] ἤν τι δέῃ περὶ τοῦ κοινοῦ, ὅσα φρονούντων τε ἤδη ἔργα ἐστὶ καὶ ἔτι δυναμένων. Ἢν δέ που δεήσῃ στρατεύεσθαι, τόξα μὲν οἱ οὕτω πεπαιδευμένοι οὐκέτι ἔχοντες, οὐδὲ παλτὰ, στρατεύονται· τὰ δ' ἀγχέμαχα ὅπλα καλούμενα, θώρακά τε περὶ τοῖς στέρνοις, καὶ γέῤῥον ἐν τῇ ἀριστερᾷ, οἷόν περ γράφονται οἱ Πέρσαι ἔχοντες· ἐν δὲ τῇ δεξιᾷ, μάχαιραν ἢ κοπίδα. Καὶ αἱ ἀρχαὶ δὲ πᾶσαι ἐκ τούτων καθίστανται, πλὴν οἱ τῶν παίδων διδάσκαλοι. Ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσιν ἔτη διατελέσωσιν, εἴησαν μὲν ἂν οὗτοι πλεῖόν τι ἢ πεντήκοντα ἔτη γεγονότες ἀπὸ γενεᾶς· ἐξέρχονται δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους ὄντας τε καὶ καλουμένους. Οἱ δ' αὖ γεραίτεροι οὗτοι στρατεύονται μὲν οὐκέτι [2] ἔξω τῆς ἑαυτῶν, οἴκοι δὲ μένοντες δικάζουσι τά τε κοινὰ πάντα καὶ τὰ ἴδια. Καὶ θανάτου δὲ οὗτοι κρίνουσι, καὶ τὰς ἀρχὰς οὗτοι πάσας αἱροῦνται· καὶ ἤν τις, ἢ ἐν ἐφήβοις, ἢ ἐν τελείοις ἀνδράσιν, ἐλλίπῃ τι τῶν νομίμων, [3] φαίνουσι μὲν οἱ φύλαρχοι ἕκαστον, καὶ τῶν ἄλλων ὁ βουλόμενος· οἱ δὲ γεραίτεροι ἀκούσαντες, [4] ἐκκρίνουσιν· ὁ δὲ ἐκκριθεὶς ἄτιμος τὸν λοιπὸν βίον διατελεῖ.

Ἵνα δὲ σαφέστερον δηλωθῇ πᾶσα ἡ Περσῶν πολιτεία, [5] μικρὸν ἐπάνειμι· νῦν γὰρ [6] ἐν βραχυτάτῳ ἂν δηλωθείη, διὰ τὰ προειρημένα. Λέγονται μὲν γὰρ Πέρσαι ἀμφὶ τὰς δώδεκα μυριάδας εἶναι· τούτων δ' οὐδεὶς ἀπελήλαται νόμῳ τιμῶν καὶ ἀρχῶν, ἀλλ' ἔξεστι πᾶσι Πέρσαις πέμπειν τοὺς ἑαυτῶν παῖδας εἰς τὰ κοινὰ τῆς δικαιοσύνης διδασκαλεῖα. Ἀλλ' οἱ μὲν δυνάμενοι τρέφειν τοὺς παῖδας ἀργοῦντας, πέμπουσιν· οἱ δὲ μὴ δυνάμενοι, οὐ πέμπουσιν. Οἳ δ' ἂν παιδευθῶσι παρὰ τοῖς δημοσίοις διδασκάλοις, ἔξεστιν αὐτοῖς ἐν τοῖς ἐφήβοις νεανισκεύεσθαι· τοῖς δὲ μὴ διαπαιδευθεῖσιν οὕτως οὐκ ἔξεστιν. Οἳ δ' ἂν ἐν τοῖς ἐφήβοις διατελέσωσι τὰ νόμιμα ποιοῦντες, ἔξεστι τούτοις εἰς τοὺς τελείους ἄνδρας συναλίζεσθαι, καὶ ἀρχῶν

καὶ τιμῶν μετέχειν· οἳ δ' ἂν αὖ ἐν τοῖς παισὶ μὴ διατελέσωσιν, ἢ ἐν τοῖς ἐφήβοις, οὐκ εἰσέρχονται εἰς τοὺς τελείους· οἳ δ' ἂν αὖ ἐν τοῖς τελείοις διαγένωνται ἀνεπίληπτοι, οὗτοι τῶν γεραιτέρων γίνονται. Οὕτω μὲν δὴ οἱ γεραίτεροι διὰ πάντων τῶν καλῶν ἐληλυθότες καθίστανται. [1] καὶ ἡ πολιτεία αὕτη, ᾗ οἴονται χρώμενοι βέλτιστοι ἂν εἶναι. Καὶ νῦν δὲ ἔτι ἐμμένει μαρτυρία καὶ τῆς μετρίας διαίτης αὐτῶν, καὶ [2] τοῦ ἐκπονεῖσθαι τὴν δίαιταν. Αἰσχρὸν μὲν γὰρ ἔτι καὶ νῦν ἐστι Πέρσαις καὶ τὸ ἀποπτύειν, καὶ τὸ ἀπομύττεσθαι, καὶ τὸ φύσης μεστοὺς φαίνεσθαι· αἰσχρὸν δὲ ἔτι καὶ [3] τὸ ἰόντα που φανερὸν γενέσθαι, ἢ τοῦ οὐρῆσαι ἕνεκα, ἢ καὶ ἄλλου τινὸς τοιούτου. Ταῦτα δὲ οὐκ ἂν ἐδύναντο ποιεῖν, εἰ μὴ καὶ διαίτῃ μετρίᾳ ἐχρῶντο, καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον, ὥστε ἄλλῃ ποι ἀποχωρεῖν. Ταῦτα μὲν δὴ κατὰ πάντων Περσῶν ἔχομεν λέγειν· οὗ δὲ ἕνεκα ὁ λόγος ὡρμήθη, νῦν λέξομεν τὰς Κύρου πράξεις, ἀρξάμενοι ἀπὸ παιδός.

[4] Ἡ τοῦ ΚΥΡΟΥ παιδία.

Κῦρος μὲν γὰρ μέχρι δώδεκα ἐτῶν, ἢ ὀλίγῳ πλεῖον, ταύτῃ τῇ παιδείᾳ ἐπαιδεύθη, καὶ πάντων τῶν ἡλίκων [5] διαφέρων ἐφαίνετο, καὶ εἰς τὸ ταχὺ μανθάνειν ἃ δέοι, καὶ εἰς τὸ καλῶς καὶ ἀνδρείως ἕκαστα ποιεῖν. Ἐκ δὲ τούτου τοῦ χρόνου μετεπέμψατο Ἀστυάγης τὴν ἑαυτοῦ θυγατέρα, καὶ τὸν παῖδα αὐτῆς· ἰδεῖν γὰρ ἐπεθύμει, ὅτι ἤκουε καλὸν κἀγαθὸν αὐτὸν εἶναι. Ἔρχεται δ' αὐτή τε ἡ Μανδάνη πρὸς τὸν πατέρα, καὶ τὸν Κῦρον τὸν υἱὸν ἔχουσα. Ὡς δὲ ἀφίκετο τάχιστα, καὶ ἔγνω ὁ Κῦρος τὸν Ἀστυάγην τῆς μητρὸς πατέρα ὄντα, εὐθὺς, οἷα δὴ παῖς φιλόστοργος ὢν φύσει, ἠσπάζετό τε αὐτὸν, ὥσπερ ἂν εἴ τις πάλαι συντεθραμμένος καὶ πάλαι φιλῶν ἀσπάζοιτο· καὶ ὁρῶν δὴ αὐτὸν κεκοσμημένον καὶ [6] ὀφθαλμῶν ὑπογραφῇ, καὶ χρώματος ἐντρίψει, καὶ κόμαις προσθέτοις, ἃ

δὴ νόμιμα ἦν ἐν Μήδοις,—(ταῦτα γὰρ πάντα Μηδικά ἐστι, καὶ οἱ πορφυροῖ χιτῶνες, καὶ οἱ κάνδυες, καὶ οἱ στρεπτοὶ περὶ τῇ δέρῃ, καὶ τὰ ψέλλια περὶ ταῖν χεροῖν· ἐν Πέρσαις δὲ τοῖς οἴκοι, καὶ νῦν ἔτι πολὺ καὶ ἐσθῆτες φαυλότεραι, καὶ δίαιται εὐτελέστεραι·)—ὁρῶν δὴ τὸν κόσμον τοῦ πάππου, ἐμβλέπων αὐτῷ, ἔλεγεν·—Ὦ μῆτερ, ὡς καλός μοι ὁ πάππος!—Ερωτώσης δὲ τῆς μητρὸς αὐτὸν, πότερος δοκεῖ καλλίων αὐτῷ εἶναι, ὁ πατὴρ, ἢ οὗτος· ἀπεκρίνατο ἄρα ὁ Κῦρος·—[1] Ὦ μῆτερ, Περσῶν μὲν πολὺ κάλλιστος ὁ ἐμὸς πατὴρ, Μήδων μέντοι, ὅσων ἑώρακα ἐγὼ καὶ ἐν ταῖς ὁδοῖς καὶ ἐπὶ θύραις, πολὺ οὗτος ὁ ἐμὸς πάππος κάλλιστος.—Ἀντασπαζόμενος δὲ αὐτὸν ὁ Ἀστυάγης, καὶ στολὴν καλὴν ἐνέδυσε, καὶ στρεπτοῖς καὶ ψελλίοις ἐτίμα καὶ ἐκόσμει· καὶ εἴ που ἐξελαύνοι, ἐφ' ἵππου χρυσοχαλίνου περιῆγεν, ὥσπερ καὶ αὐτὸς εἰώθει πορεύεσθαι. Ὁ δὲ Κῦρος, ἅτε παῖς ὢν καὶ φιλόκαλος καὶ φιλότιμος, ἥδετο τῇ στολῇ· καὶ ἱππεύειν μανθάνων ὑπερέχαιρεν· ἐν Πέρσαις γὰρ, διὰ τὸ χαλεπὸν εἶναι καὶ τρέφειν ἵππους καὶ ἱππεύειν, ἐν ὀρεινῇ οὔσῃ τῇ χώρᾳ, καὶ ἰδεῖν ἵππον πάνυ σπάνιον ἦν. Δειπνῶν δὲ ὁ Ἀστυάγης σὺν τῇ θυγατρὶ καὶ τῷ Κύρῳ, βουλόμενος τὸν παῖδα ὡς ἥδιστα δειπνεῖν, ἵνα ἧσσον τὰ οἴκαδε ποθοίη, προσήγαγεν αὐτῷ καὶ παροψίδας, καὶ παντοδαπὰ [2] ἐμβάμματα καὶ βρώματα. Τὸν δὲ Κῦρον ἔφασαν λέγειν·—Ὦ πάππε, ὅσα πράγματα ἔχεις ἐν τῷ δείπνῳ, εἰ ἀνάγκη σοι ἐπὶ πάντα τὰ λεκάνια ταῦτα διατείνειν τὰς χεῖρας, καὶ ἀπογεύεσθαι τούτων τῶν παντοδαπῶν βρωμάτων!—Τί δέ; [3] φάναι τὸν Ἀστυάγην, [4] Οὐ γὰρ πολύ σοι δοκεῖ κάλλιον τόδε τὸ δεῖπνον εἶναι τοῦ ἐν Πέρσαις; Τὸν δὲ Κῦρον πρὸς ταῦτα ἀποκρίνασθαι λέγεται·—Οὐχὶ, ὦ πάππε· ἀλλὰ πολὺ ἁπλουστέρα καὶ εὐθυτέρα παρ' ἡμῖν ἡ ὁδός ἐστιν ἐπὶ τὸ ἐμπλησθῆναι, ἢ παρ' ὑμῖν. Ἡμᾶς μὲν γὰρ ἄρτος καὶ

κρέας εἰς τοῦτο ἄγει· ὑμεῖς δὲ εἰς μὲν τὸ αὐτὸ ἡμῖν σπεύδετε, [1] πολλοὺς δέ τινας ἑλιγμοὺς ἄνω καὶ κάτω πλανώμενοι, μόλις ἀφικνεῖσθε, ὅποι ἡμεῖς πάλαι ἥκομεν.—Ἀλλ', ὦ παῖ, φάναι τὸν Ἀστυάγην, οὐκ ἀχθόμενοι ταῦτα περιπλανώμεθα· γενόμενος δ', ἔφη, καὶ σὺ γνώσῃ, ὅτι ἡδέα ταῦτά ἐστιν.—Ἀλλὰ καὶ σὲ, φάναι τὸν Κῦρον, ὦ πάππε, μυσαττόμενον ταῦτα τὰ βρώματα ὁρῶ.—Καὶ τὸν Ἀστυάγην ἐπερέσθαι·—Καὶ τίνι δὴ σὺ τεκμαιρόμενος, ὦ παῖ, ταῦτα λέγεις;—Ὅτι σὲ, φάναι, ὁρῶ, ὅταν μὲν τοῦ ἄρτου ἅψῃ, εἰς οὐδὲν τὴν χεῖρα ἀποψώμενον· ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρεις τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος, ὅτι καταπλέα σοι ἀπ' αὐτῶν ἐγένετο.—Πρὸς ταῦτα δὴ τὸν Ἀστυάγην εἰπεῖν·—Εἰ τοίνυν οὕτω γιγνώσκεις, ὦ παῖ, ἀλλὰ κρέα γε εὐωχοῦ, ἵνα νεανίας οἴκαδε ἀπέλθῃς.—Ἅμα δὲ ταῦτα λέγοντα πολλὰ αὐτῷ παραφέρειν, καὶ θήρεια καὶ τῶν ἡμέρων. Καὶ τὸν Κῦρον, ἐπεὶ ἑώρα πολλὰ τὰ κρέα, εἰπεῖν·—Η καὶ δίδως, φάναι, μοὶ, ὦ πάππε, ταῦτα πάντα τὰ κρέα, [2] ὅ τι ἂν βούλωμαι, αὐτοῖς χρῆσθαι;—Νὴ Δία, φάναι, ἐγώ σοι, ὦ παῖ. Ενταῦθα δὲ τὸν Κῦρον, [3] λαβόντα τῶν κρεῶν, διαδιδόναι τοῖς ἀμφὶ τὸν πάππον θεραπευταῖς, ἐπιλέγοντα ἑκάστῳ·—Σοὶ μὲν τοῦτο, ὅτι προθύμως με ἱππεύειν διδάσκεις·—Σοὶ δὲ, ὅτι μοι παλτὸν ἔδωκας· (τοῦτο γὰρ νῦν ἔχω·)—Σοὶ δὲ, ὅτι τὸν πάππον καλῶς θεραπεύεις·—Σοὶ δὲ, ὅτι μου τὴν μητέρα τιμᾷς·—τοιαῦτα ποιεῖν, ἕως διεδίδου πάντα ἃ ἔλαβε κρέα.—Σάκᾳ δὲ, φάναι τὸν Ἀστυάγην, τῷ οἰνοχόῳ, ὃν ἐγὼ μάλιστα τιμῶ, οὐδὲν δίδως; [4] Ὁ δὲ Σάκας ἄρα καλός τε ὢν ἐτύγχανε, καὶ τιμὴν ἔχων προσάγειν τοὺς δεομένους Ἀστυάγους, καὶ ἀποκωλύειν, οὓς μὴ καιρὸς αὐτῷ [5] δοκοίη εἶναι προσάγειν.—Καὶ τὸν Κῦρον ἐπερέσθαι [6] προπετῶς, ὡς ἂν [7] παῖς μηδέπω ὑποπτήσσων·—Διὰ τί, ὦ

πάππε, τοῦτον οὕτω τιμᾷς;—Καὶ τὸν Ἀστυάγην σκώψαντα εἰπεῖν—Οὐχ ὁρᾷς, φάναι, ὡς καλῶς οἰνοχοεῖ καὶ εὐσχημόνως;—Οἱ δὲ τῶν βασιλέων τούτων οἰνοχόοι κομψῶς τε οἰνοχοοῦσι, καὶ καθαρίως ἐγχέουσι, [1] καὶ διδόασι, τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὴν φιάλην, καὶ προσφέρουσιν, ὡς ἂν [2] ἐνδοῖεν τὸ ἔκπωμα [3] εὐληπτότατα τῷ μέλλοντι πίνειν.—Κέλευσον δὴ, φάναι, ὦ πάππε, τῷ Σάκᾳ καὶ εμοὶ δοῦναι τὸ ἔκπωμα, ἵνα κἀγὼ καλῶς σοι πιεῖν [4] ἐγχέας, ἀνακτήσωμαί σε, ἢν δύνωμαι.—[5] Καὶ τὸν κελεῦσαι δοῦναι. Λαβόντα δὲ τὸν Κῦρον, [6] οὕτω μὲν εὖ κλύσαι τὸ ἔκπωμα, ὥσπερ τὸν Σάκαν ἑώρα· οὕτω δὲ [7] στήσαντα τὸ πρόσωπον σπουδαίως καὶ εὐσχημόνως πως προσενεγκεῖν καὶ ἐνδοῦναι τὴν φιάλην τῷ πάππῳ, ὥστε τῇ μητρὶ καὶ τῷ Ἀστυάγῃ πολὺν γέλωτα παρασχεῖν. Καὶ αὐτὸν δὲ τὸν Κῦρον ἐκγελάσαντα ἀναπηδῆσαι πρὸς τὸν πάππον, καὶ φιλοῦντα ἅμα εἰπεῖν·—Ὦ Σάκα, ἀπόλωλας· ἐκβαλῶ σε τῆς τιμῆς· τά τε γὰρ ἄλλα, φάναι, σοῦ κάλλιον οἰνοχοήσω, καὶ οὐκ ἐκπίομαι αὐτὸς τὸν οἶνον.—Οἱ γὰρ τῶν βασιλέων οἰνοχόοι, ἐπειδὰν ἐνδιδῶσι τὴν φιάλην, ἀρύσαντες ἀπ' αὐτῆς [8] τῷ κυάθῳ, [9] εἰς τὴν ἀριστερὰν χεῖρα ἐγχεάμενοι καταῤῥοφοῦσι· τοῦ δὴ, εἰ φάρμακα ἐγχέοιεν, μὴ λυσιτελεῖν αὐτοῖς.—Ἐκ τούτου δὴ ὁ Ἀστυάγης ἐπισκώπτων ἔφη·—Καὶ τί δὴ, ὦ Κῦρε, τὰ ἄλλα μιμούμενος τὸν Σάκαν, οὐκ ἀπεῤῥόφησας τοῦ οἴνου;—Ὅτι νὴ Δί', ἔφη, [10] ἐδεδοίκειν, μὴ ἐν τῷ κρατῆρι φάρμακα μεμιγμένα εἴη. Καὶ γὰρ, ὅτε εἱστίας σὺ τοὺς φίλους ἐν τοῖς γενεθλίοις, σαφῶς [11] κατέμαθον φάρμακα αὐτὸν ὑμῖν ἐγχέαντα.—Καὶ πῶς δὴ, ἔφη, σὺ, ὦ παῖ, τοῦτο κατέγνως;—Ὅτι νὴ Δί', ἔφη, ὑμᾶς ἑώρων καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασι σφαλλομένους. Πρῶτον μὲν γὰρ, ἃ οὐκ ἐᾶτε ἡμᾶς τοὺς παῖδας ποιεῖν, ταῦτα αὐτοὶ ἐποιεῖτε. Πάντες μὲν γὰρ ἅμα ἐκεκράγειτε, ἐμανθάνετε δὲ οὐδὲ ἓν ἀλλήλων· ᾔδετε δὲ καὶ μά-

λα γελοίως· οὐκ ἀκροώμενοι δὲ τοῦ ᾄδοντος, ὠμνύετε ᾄδειν ἄριστα. Λέγων δὲ ἕκαστος ὑμῶν τὴν ἑαυτοῦ ῥώμην, ἐπεὶ ἀνασταίητε ὀρχησόμενοι, μὴ ὅπως ὀρχεῖσθαι ἐν ῥυθμῷ, ἀλλ' οὐδ' ὀρθοῦσθαι, ἐδύνασθε. Επιλέλησθε δὲ παντάπασι, σύ τε, ὅτι βασιλεὺς ἦσθα, οἵ τε ἄλλοι, ὅτι σὺ ἄρχων. Τότε γὰρ δὴ ἔγωγε καὶ πρῶτον κατέμαθον, ὅτι τοῦτ' ἄρα ἦν ἡ [1] ἰσηγορία, ὃ ὑμεῖς τότε ἐποιεῖτε· οὐδέποτε γοῦν ἐσιωπᾶτε.—Καὶ ὁ Ἀστυάγης εἶπεν,—Ὁ δὲ σὸς πατὴρ, ὦ παῖ, πίνων οὐ μεθύσκεται;—Οὐ μὰ Δί', ἔφη.—Ἀλλὰ πῶς ποιεῖ;—[2] Διψῶν παύεται· ἄλλο δὲ κακὸν οὐδὲν πάσχει· οὐ γὰρ, οἶμαι, ὦ πάππε, Σάκας αὐτῷ οἰνοχοεῖ. Καὶ ἡ μήτηρ εἶπεν,—Ἀλλὰ τί ποτε σὺ, ὦ παῖ, οὕτω τῷ Σάκᾳ πολεμεῖς;—Τὸν δὲ Κῦρον εἰπεῖν,—Ὅτι νὴ Δία, φάναι, μισῶ αὐτόν· πολλάκις γάρ με, πρὸς τὸν πάππον ἐπιθυμοῦντα προσδραμεῖν, οὗτος ὁ μιαρώτατος ἀποκωλύει. Ἀλλὰ ἱκετεύω φάναι, ὦ πάππε, δός μοι τρεῖς ἡμέρας ἄρξαι αὐτοῦ.—Καὶ τὸν Ἀστυάγην εἰπεῖν,—Καὶ πῶς δὴ ἂν ἄρξαις αὐτοῦ;—Καὶ τὸν Κῦρον φάναι, [3] Στὰς ἂν, ὥσπερ οὗτος, ἐπὶ τῇ εἰσόδῳ, ἔπειτα, ὁπότε βούλοιτο εἰσιέναι [4] ἐπ' ἄριστον, λέγοιμ' ἂν, ὅτι οὔπω δυνατὸν τῷ ἀρίστῳ ἐντυχεῖν· σπουδάζει γὰρ πρός τινας. Εἶθ' ὁπόταν ἥκῃ ἐπὶ τὸ δεῖπνον, λέγοιμ' ἂν, ὅτι λοῦται. Εἰ δὲ πάνυ σπουδάζοι φαγεῖν, εἴποιμ' ἂν, ὅτι παρὰ ταῖς γυναιξίν ἐστιν· [5] ἕως παρατείναιμι τοῦτον, ὥσπερ οὗτος ἐμὲ παρατείνει, ἀπὸ σοῦ κωλύων.—Τοιαύτας μὲν αὐτοῖς εὐθυμίας παρεῖχεν ἐπὶ τῷ δείπνῳ· τὰς δὲ ἡμέρας, εἴ τινος αἴσθοιτο δεόμενον ἢ τὸν πάππον, ἢ τὸν τῆς μητρὸς ἀδελφὸν, [6] χαλεπὸν ἦν ἄλλον φθάσαι τοῦτο ποιήσαντα· ὅ τι γὰρ δύναιτο ὁ Κῦρος, ὑπερέχαιρεν αὐτοῖς χαριζόμενος.

Επειδὴ δὲ ἡ Μανδάνη παρεσκευάζετο ὡς ἀπιοῦσα πάλιν πρὸς τὸν ἄνδρα, ἐδεῖτο αὐτῆς ὁ Ἀστυάγης κα

ταλιπεῖν τὸν Κῦρον. Ἡ δὲ ἀπεκρίνατο, ὅτι βούλοιτο μὲν ἂν ἅπαντα τῷ πατρὶ χαρίζεσθαι, ἄκοντα μέντοι τὸν παῖδα χαλεπὸν νομίζειν εἶναι καταλιπεῖν. Ενθα δὴ ὁ Ἀστυάγης λέγει πρὸς τὸν Κῦρον·—Ω παῖ, ἢν μένῃς παρ᾽ ἐμοὶ, πρῶτον μὲν, τῆς παρ᾽ ἐμὲ εἰσόδου σοὶ οὐ Σάκας ἄρξει, ἀλλ᾽, ὁπόταν βούλῃ εἰσιέναι ὡς ἐμὲ, [1] ἐπὶ σοὶ ἔσται· καὶ [2] χάριν σοι, ἔφη, μᾶλλον εἴσομαι, ὅσῳ ἂν πλεονάκις εἰσίῃς ὡς ἐμέ. Επειτα δὲ, ἵπποις τοῖς ἐμοῖς χρήσῃ, καὶ ἄλλοις ὁπόσοις ἂν βούλῃ· καὶ ὅταν ἀπίῃς, ἔχων, [3] ἄπει, οὓς ἂν αὐτὸς ἐθέλῃς. Επειτα δὲ, ἐν τῷ δείπνῳ, [4] ἐπὶ τὸ μετρίως σοι δοκοῦν ἔχειν, ὁποίαν βούλει ὁδὸν πορεύσῃ. Επειτα, τά τε νῦν ἐν τῷ παραδείσῳ θηρία δίδωμί σοι, καὶ ἄλλα παντοδαπὰ συλλέξω, ἃ σὺ, ἐπειδὰν τάχιστα ἱππεύειν μάθῃς, διώξῃ, καὶ τοξεύων καὶ ἀκοντίζων καταβαλεῖς, ὥσπερ οἱ μεγάλοι ἄνδρες. Καὶ παῖδας δέ [5] σοι ἐγὼ συμπαίκτορας παρέξω· καὶ ἄλλα ὅσα ἂν βούλῃ, λέγων πρὸς ἐμὲ, οὐκ ἀτυχήσεις.—Επεὶ δὲ ταῦτα εἶπεν ὁ Ἀστυάγης, ἡ μήτηρ διηρώτα τὸν Κῦρον, πότερα βούλοιτο μένειν, ἢ ἀπιέναι. Ὁ δὲ οὐκ ἐμέλλησεν, ἀλλὰ ταχὺ εἶπεν, ὅτι μένειν βούλοιτο. Επερωτηθεὶς δὲ πάλιν ὑπὸ τῆς μητρὸς, διὰ τί, εἰπεῖν λέγεται·—Ὅτι οἴκοι μὲν τῶν ἡλίκων καὶ εἰμὶ καὶ δοκῶ κράτιστος εἶναι, ὦ μῆτερ, καὶ τοξεύων καὶ ἀκοντίζων· ἐνταῦθα δὲ, εὖ οἶδα, ὅτι ἱππεύων ἥττων εἰμὶ τῶν ἡλίκων· καὶ τοῦτο, εὖ ἴσθι, ἔφη, ὦ μῆτερ, οτι ἐμὲ πάνυ ἀνιᾷ. Ην δέ με καταλίπῃς ἐνθάδε, καὶ μάθω ἱππεύειν, ὅταν μὲν ἐν Πέρσαις ὦ, οἶμαί σοι ἐκείνους τοὺς ἀγαθοὺς τὰ πεζικὰ ῥᾳδίως νικήσειν· ὅταν δὲ εἰς Μήδους ἔλθω ἐνθάδε, πειράσομαι τῷ πάππῳ, ἀγαθῶν ἱππέων κράτιστος ὢν ἱππεὺς, συμμαχεῖν [6] αὐτῷ.—Τὴν δὲ μητέρα εἰπεῖν,—Τὴν δὲ δικαιοσύνην, ὦ παῖ, πῶς μαθήσῃ ἐνθάδε, ἐκεῖ ὄντων σοι τῶν διδασκάλων;—Καὶ τὸν Κῦρον φάναι,—Ἀλλ᾽, ὦ μῆτερ, ἀκριβῶς ταύτην γε

οἶδα.—Πῶς σὺ οἶσθα;—εἰπεῖν τὴν Μανδάνην.—Ὅτι, φάναι, ὁ διδάσκαλος μὲ, ὡς ἤδη ἀκριβοῦντα τὴν δικαιοσύνην, καὶ ἄλλοις καθίστη δικάζειν. Καὶ τοίνυν, φάναι, ἐπὶ μιᾷ ποτε δίκῃ πληγὰς ἔλαβον, ὡς οὐκ ὀρθῶς δικάσας. Ην δὲ ἡ δίκη τοιάδε·—Παῖς μέγας, μικρὸν ἔχων χιτῶνα, ἕτερον παῖδα μικρὸν, μέγαν ἔχοντα χιτῶνα, ἐκδύσας αὐτὸν, τὸν μὲν ἑαυτοῦ ἐκεῖνον ἠμφίεσε, τὸν δὲ ἐκείνου αὐτὸς ἐνέδυ. Εγὼ γοῦν τούτοις δικάζων, ἔγνων, βέλτιον εἶναι ἀμφοτέροις τὸν ἁρμόζοντα ἑκάτερον ἔχειν χιτῶνα. Εν δὲ τούτῳ με ἔπαισεν ὁ διδάσκαλος, λέγων ὅτι, ὁπότε μὲν κατασταθείην τοῦ ἁρμόττοντος κριτὴς, οὕτω δέοι ποιεῖν· ὁπότε δὲ κρῖναι δέοι, ὁποτέρου ὁ χιτὼν εἴη, τοῦτ᾽ ἔφη σκεπτέον εἶναι, τίς κτῆσις δικαία ἐστί· [1] πότερα τὸν βίᾳ ἀφελόμενον ἔχειν, ἢ τὸν ποιησάμενον, ἢ πριάμενον κεκτῆσθαι. Επειτα δὲ ἔφη, τὸ μὲν νόμιμον δίκαιον εἶναι· τὸ δὲ ἄνομον βίαιον. Σὺν τῷ νόμῳ οὖν ἐκέλευε δεῖν τὸν δικαστὴν [2] τὴν ψῆφον τίθεσθαι. Οὕτως ἐγώ [3] σοι, ἔφη, ὦ μῆτερ, τάγε δίκαια παντάπασιν οἶδα ἀκριβῶς· ἢν δέ τι ἄρα προσδέωμαι, ὁ πάππος με, ἔφη, οὗτος ἐπιδιδάξει.—Αλλ᾽ οὐ ταὐτὰ, ἔφη, ὦ παῖ, παρά τε τῷ πάππῳ δίκαια καὶ ἐν Πέρσαις ὁμολογεῖται. Οὗτος μὲν γὰρ τῶν ἐν Μήδοις πάντων δεσπότην ἑαυτὸν πεποίηκεν· ἐν Πέρσαις δὲ τὸ ἴσον ἔχειν δίκαιον νομίζεται. Καὶ ὁ σὸς πρῶτος πατὴρ τεταγμένα μὲν ποιεῖ, ἃ ποιεῖ τῇ πόλει· τεταγμένα δὲ λαμβάνει· μέτρον δὲ αὐτῷ οὐχ ἡ ψυχὴ, ἀλλ᾽ ὁ νόμος ἐστίν. [4] Ὅπως οὖν μὴ ἀπολῇ μαστιγούμενος, ἐπειδὰν οἴκοι εἴης, ἂν, παρὰ τούτου μαθὼν, ἥκῃς, ἀντὶ τοῦ βασιλικοῦ, τὸ τυραννικὸν, [5] ἐν ᾧ ἐστι τὸ πλέον οἴεσθαι χρῆναι ἁπάντων ἔχειν. Αλλ᾽ ὅγε σὸς πατὴρ, εἶπεν ὁ Κῦρος, δεινότερός ἐστιν, ὦ μῆτερ, διδάσκειν μεῖον ἢ πλεῖον ἔχειν Η οὐχ ὁρᾷς, ἔφη, ὅτι καὶ Μήδους ἅπαντας δεδίδαχεν ἑαυτοῦ μεῖον ἔχειν; Ὥστε θάρσει, ὡς ὁ σός γε πατὴρ

οὔτε ἄλλον οὐδένα, οὔτ' ἐμὲ πλεονεκτεῖν μαθόντα ἀποπέμψεται.

Τοιαῦτα μὲν δὴ πολλὰ ἐλάλει ὁ Κῦρος· τέλος δὲ, ἡ μὲν μήτηρ ἀπῆλθε, Κῦρος δὲ κατέμενε, καὶ αὐτοῦ ἐτρέφετο. Καὶ ταχὺ μὲν τοῖς ἡλικιώταις [1] συνεκέκρατο, ὥστε οἰκείως διακεῖσθαι· ταχὺ δὲ τοὺς πατέρας αὐτῶν [2] ἀνήρτητο, προσιὼν, καὶ ἔνδηλος ὢν, ὅτι ἠσπάζετο αὐτῶν τοὺς υἱεῖς· ὥστε καὶ, εἴ τι τοῦ βασιλέως δέοιντο, τοὺς παῖδας ἐκέλευον Κύρου δεῖσθαι διαπράξασθαι σφίσιν. Ὁ δὲ Κῦρος, ὅ τι δέοιντο αὐτοῦ οἱ παῖδες, διὰ τὴν φιλανθρωπίαν καὶ φιλοτιμίαν, [3] περὶ παντὸς ἐποιεῖτο διαπράττεσθαι. Καὶ ὁ Ἀστυάγης δὲ, ὅ τι δέοιτο αὐτοῦ ὁ Κῦρος, οὐδὲν ἐδύνατο ἀντιλέγειν, μὴ οὐ χαρίζεσθαι. Καὶ γὰρ, ἀσθενήσαντος αὐτοῦ, οὐδέποτε ἀπέλειπε τὸν πάππον, οὐδὲ [4] κλαίων ποτὲ ἐπαύετο· δῆλός τε ἦν πᾶσιν, ὅτι ὑπερεφοβεῖτο, μή οἱ ὁ πάππος ἀποθάνοι. Καὶ γὰρ ἐκ νυκτὸς, εἴ τινος δέοιτο Ἀστυάγης, πρῶτος ἠσθάνετο Κῦρος, καὶ πάντων ἀοκνότατα ἀνεπήδα, ὑπηρετήσων, ὅ τι [5] οἴοιτο χαριεῖσθαι· ὥστε παντάπασιν ἀνεκτήσατο τὸν Ἀστυάγην.

Καὶ ἦν μὲν ἴσως ὁ Κῦρος πολυλογώτερος, ἅμα μὲν διὰ τὴν παιδείαν, ὅτι ἠναγκάζετο ὑπὸ τοῦ διδασκάλου καὶ διδόναι λόγον, ὧν ἐποίει, καὶ λαμβάνειν παρ' ἄλλων, ὁπότε δικάζοι· ἔτι δὲ καὶ, διὰ τὸ φιλομαθὴς εἶναι, πολλὰ μὲν αὐτὸς ἀεὶ τοὺς παρόντας ἀνηρώτα, [6] πῶς ἔχοντα τυγχάνοι· καὶ ὅσα αὐτὸς ὑπ' ἄλλων ἐρωτῷτο, διὰ τὸ ἀγχίνους εἶναι, ταχὺ ἀπεκρίνετο· ὥστε ἐκ πάντων τούτων ἡ πολυλογία συνελέγετο αὐτῷ. Ἀλλ', ὥσπερ γὰρ ἐν σώμασιν, ὅσοι νέοι ὄντες μέγεθος ἔλαβον, ὅμως ἐμφαίνεταί τι αὐτοῖς νεαρὸν, ὃ κατηγορεῖ τὴν ὀλιγοετίαν· οὕτω καὶ Κύρου ἐκ τῆς πολυλογίας, οὐ θράσος διεφαίνετο, ἀλλ' ἁπλότης καὶ φιλοστοργία· ὥστε ἐπιθυ-

μίαν τις εἶχεν ἔτι πλείω ἀκούειν αὐτοῦ, ἢ σιωπῶντι παρεῖναι. Ὡς δὲ προῆγεν ὁ χρόνος αὐτὸν, σὺν τῷ μεγέθει, εἰς ὥραν τοῦ πρόσηβον γενέσθαι, ἐν τούτῳ δὴ, τοῖς μὲν λόγοις βραχυτέροις ἐχρῆτο, καὶ τῇ φωνῇ ἡσυχαιτέρᾳ· αἰδοῦς δὲ ἐνεπίμπλατο, ὥστε καὶ ἐρυθραίνεσθαι, ὁπότε συντυγχάνοι τοῖς πρεσβυτέροις· [1] καὶ τὸ σκυλακῶδες, τὸ πᾶσιν ὁμοίως προσπίπτειν, οὐκέτι ὁμοίως προπετῶς εἶχεν. Οὕτω δὴ ἡσυχαίτερος μὲν ἦν, ἐν δὲ ταῖς συνουσίαις πάμπαν ἐπίχαρις. Καὶ γὰρ ὅσα διαγωνίζονται πολλάκις ἥλικες πρὸς ἀλλήλους, οὐχ, ἃ κρείσσων ᾔδει ὢν, ταῦτα προὐκαλεῖτο τοὺς συνόντας, ἀλλ', ἅπερ εὖ ᾔδει ἑαυτὸν ἥττονα ὄντα, [2] ταῦτα ἐξῆρχε, φάσκων κάλλιον αὐτῶν ποιήσειν. Καὶ κατῆρχεν ἤδη ἀναπηδῶν ἐπὶ τοὺς ἵππους, ἢ διακοντιούμενος, ἢ διατοξευσόμενος ἀπὸ τῶν ἵππων, οὔπω πάνυ ἔποχος ὤν· ἡττώμενος δὲ, αὐτὸς ἐφ' ἑαυτοῦ μάλιστα ἐγέλα. [3] Ὡς δ' οὐκ ἀπεδίδρασκεν, ἐκ τοῦ ἡττᾶσθαι, εἰς τὸ μὴ ποιεῖν, ἃ ἡττῷτο, ἀλλ' ἐκαλινδεῖτο ἐν τῷ πειρᾶσθαι αὖθις βέλτιον ποιεῖν, ταχὺ μὲν εἰς τὸ ἴσον ἀφίκετο τῇ ἱππικῇ τοῖς ἡλικιώταις· ταχὺ δὲ παρῄει, διὰ τὸ ἐρᾶν τοῦ ἔργου· ταχὺ δὲ τὰ ἐν τῷ παραδείσῳ θηρία ἀνηλώκει, διώκων καὶ βάλλων καὶ κατακαίνων· ὥστε ὁ Ἀστυάγης οὐκέτ' εἶχεν αὐτῷ συλλέγειν θηρία. Καὶ ὁ Κῦρος αἰσθόμενος, ὅτι βουλόμενος οὐ δύναιτό οἱ ζῶντα παρέχειν, πολλάκις ἔλεγε πρὸς αὐτόν—Ὦ πάππε, [4] τί σε δεῖ θηρία ζητοῦντα πράγματα ἔχειν; Ἀλλ' ἢν ἐμὲ ἐκπέμπῃς ἐπὶ θήραν σὺν τῷ θείῳ, νομιῶ, ὅσα ἂν ἴδω θηρία, σέ μοι ταῦτα τρέφειν.— Ἐπιθυμῶν δὲ σφόδρα ἐξιέναι ἐπὶ τὴν θήραν, οὐκέθ' ὁμοίως λιπαρεῖν ἐδύνατο, ὥσπερ παῖς ὤν, ἀλλ' ὀκνηρότερον [5] προσῄει. Καὶ ἃ πρόσθεν τῷ Σάκᾳ ἐμέμφετο, ὅτι οὐ [6] παρίει αὐτὸν πρὸς τὸν πάππον, αὐτὸς ἤδη Σάκας ἑαυτῷ ἐγίγνετο· οὐ γὰρ προσῄει, εἰ μὴ προΐδοι, εἰ καιρὸς

εἴη· καὶ τοῦ Σάκα ἐδεῖτο πάντως σημαίνειν αὐτῷ, ὁπότε ἐν καιρῷ εἴη εἰσιέναι, καὶ ὁπότε οὐκ ἐν καιρῷ· ὥστε ὁ Σάκας ἤδη ὑπερεφίλει αὐτὸν, ὥσπερ καὶ οἱ ἄλλοι πάντες.

Επεὶ δ' οὖν ἔγνω ὁ Ἀστυάγης σφόδρα αὐτὸν ἐπιθυμοῦντα τῆς ἔξω θήρας, ἐκπέμπει αὐτὸν σὺν τῷ θείῳ, καὶ φύλακας συμπέμπει ἐφ' ἵππων πρεσβυτέρους, ὅπως ἀπὸ τῶν δυσχωριῶν φυλάττοιεν αὐτὸν, καὶ εἰ τῶν ἀγρίων τι φανείη θηρίων. Ὁ οὖν Κῦρος τῶν ἑπομένων προθύμως ἐπυνθάνετο, ὁποίοις οὐ χρὴ θηρίοις πελάζειν, καὶ ὁποῖα χρὴ θαῤῥοῦντα διώκειν. Οἱ δ' ἔλεγον, ὅτι ἄρκτοι τε πολλοὺς ἤδη πλησιάσαντας διέφθειραν, καὶ λέοντες, καὶ κάπροι, καὶ παρδάλεις· αἱ δὲ ἔλαφοι, καὶ δορκάδες, καὶ ἄγριοι ὄϊες, καὶ οἱ ὄνοι οἱ ἄγριοι, ἀσινεῖς εἰσιν. Ελεγον δὲ καὶ τοῦτο, τὰς δυσχωρίας ὅτι δέοι φυλάττεσθαι οὐδὲν ἧττον ἢ τὰ θηρία· πολλοὺς γὰρ ἤδη [1] αὐτοῖς τοῖς ἵπποις κατακρημνισθῆναι. Καὶ ὁ Κῦρος ταῦτα πάντα ἐμάνθανε προθύμως· ὡς δὲ εἶδεν ἔλαφον ἐκπηδήσασαν, πάντων ἐπιλαθόμενος, ὧν ἤκουεν, ἐδίωκεν, οὐδὲν ἄλλο ὁρῶν, ἢ ὅποι ἔφευγε. Καί πως διαπηδῶν αὐτῷ ὁ ἵππος πίπτει εἰς γόνατα, [2] καὶ μικροῦ κἀκεῖνον ἐξετραχήλισεν· [3] οὐ μὴν ἀλλ' ἐπέμενεν ὁ Κῦρος μόλις πως, καὶ [4] ὁ ἵππος ἐξανέστη. Ὡς δὲ εἰς τὸ πεδίον ἦλθεν, ἀκοντίσας καταβάλλει τὴν ἔλαφον, [5] καλόν τι χρῆμα καὶ μέγα. Ὁ μὲν δὴ ὑπερέχαιρεν· οἱ δὲ φύλακες προσελάσαντες, [6] ἐλοιδόρουν αὐτὸν, καὶ ἔλεγον, εἰς οἷον κίνδυνον ἔλθοι· καὶ ἔφασαν [7] κατερεῖν αὐτοῦ τῷ πάππῳ. Ὁ οὖν Κῦρος [8] εἱστήκει, καταβεβηκὼς, καὶ ἀκούων ταῦτα [9] ἠνιᾶτο. Ὡς δ' ᾔσθετο κραυγῆς, ἀνεπήδησεν ἐπὶ τὸν ἵππον, ὥσπερ ἐνθουσιῶν· καὶ ὡς εἶδεν ἐκ τοῦ ἐναντίου κάπρον [10] προσφερόμενον, ἀντίος ἐλαύνει· καὶ [11] διατεινάμενος εὐστόχως, βάλλει εἰς τὸ μέτωπον, καὶ κατέσχε τὸν κάπρον. Ενταῦθα μέντοι ἤδη καὶ [12] ὁ θεῖος αὐτῷ ἐλοιδορεῖτο, τὴν θρασύτητα ὁρῶν. Ὁ δ', αὐτοῦ

λοιδορουμένου, ὅμως ἐδεῖτο, ὅσα αὐτὸς ἔλαβε, ταῦτα ἐᾶσαι αὐτὸν δοῦναι εἰσκομίσαντα τῷ πάππῳ. Τὸν δὲ θεῖον εἰπεῖν φασιν·—Ἀλλ᾽ ἢν αἴσθηται, ὅτι ἐδίωκες, οὐ σοὶ μόνον, ἀλλὰ καὶ ἐμοὶ λοιδορήσεται, ὅτι σε εἴων.—Κἂν βούληται,—φάναι αὐτὸν,—μαστιγωσάτω, ἐπειδάν γε ἐγὼ δῶ αὐτῷ. Καὶ σύ γε, εἰ βούλει, ἔφη, ὦ θεῖε, τιμωρησάμενος, ὅ τι βούλει, τοῦτο ὅμως χάρισαί μοι.—Καὶ ὁ Κυαξάρης μέντοι τελευτῶν εἶπε·—Ποίει ὅπως βούλει· σὺ γὰρ νῦν γε ἡμῶν ἔοικας βασιλεὺς εἶναι.—Οὕτω δὴ ὁ Κῦρος εἰσκομίσας τὰ θηρία, ἐδίδου τε τῷ πάππῳ, καὶ ἔλεγεν, ὅτι αὐτὸς ταῦτα [1] θηράσειεν ἐκείνῳ. Καὶ τὰ ἀκόντια ἐδείκνυε μὲν οὔ, κατέθηκε δὲ ἡματωμένα, ὅπου ᾤετο τὸν πάππον ὄψεσθαι. Ὁ δὲ Ἀστυάγης ἄρα εἶπεν·—Ἀλλ᾽, ὦ παῖ, δέχομαι μὲν ἔγωγε ἡδέως, ὅσα μοι δίδως· οὐ μέντοι δέομαί γε τούτων οὐδενὸς, ὥστε σὲ κινδυνεύειν.—Καὶ ὁ Κῦρος ἔφη·—Εἰ τοίνυν μὴ σὺ δέῃ, ἱκετεύω, ὦ πάππε, ἐμοὶ δὸς αὐτὰ, ὅπως ἐγὼ διαδῶ τοῖς ἡλικιώταις.—Ἀλλ᾽, ὦ παῖ, ἔφη ὁ Ἀστυάγης, καὶ ταῦτα λαβὼν διαδίδου, ὅτῳ σὺ βούλει, καὶ τῶν ἄλλων ὁπόσα ἐθέλεις.—Καὶ ὁ Κῦρος λαβὼν, ἐδίδου τε ἄρα τοῖς παισὶ, καὶ ἅμα ἔλεγεν·—

[2] Ὦ παῖδες, ὡς ἄρα ἐφλυαροῦμεν, ὅτε τὰ ἐν τῷ παραδείσῳ θηρία ἐθηρῶμεν· ὅμοιον γὰρ ἔμοιγε δοκεῖ εἶναι, οἷόνπερ εἴ τις δεδεμένα ζῶα θηρῴη. Πρῶτον μὲν γὰρ, ἐν μικρῷ χωρίῳ ἦν· ἔπειτα, καὶ μικρὰ καὶ ψωραλέα· καὶ τὸ μὲν αὐτῶν, χωλὸν ἦν· τὸ δὲ, κολοβόν. Τὰ δ᾽ ἐν τοῖς ὄρεσι καὶ λειμῶσι θηρία,—ὡς μὲν καλὰ, ὡς δὲ μεγάλα, ὡς δὲ λιπαρὰ ἐφαίνετο! Καὶ αἱ μὲν ἔλαφοι, ὥσπερ πτηναὶ, ἥλλοντο πρὸς τὸν οὐρανόν· οἱ δὲ κάπροι, ὥσπερ τοὺς ἄνδρας φασὶ τοὺς ἀνδρείους, ὁμόσε ἐφέροντο· ὑπὸ δὲ τῆς πλατύτητος [3] οὐδὲ ἁμαρτεῖν οἷόν τε ἦν αὐτῶν· καλλίω δὲ, ἔφη, ἔμοιγε δοκεῖ καὶ τεθνηκότα ταῦτα εἶ-

ναι, ἢ ζῶντα ἐκεῖνα τὰ περιῳκοδομημένα.—Ἀλλ᾽ ἆρα ἄν, ἔφη, ἀφεῖεν καὶ ὑμᾶς οἱ πατέρες ἐπὶ τὴν θήραν;—Καὶ ῥᾳδίως γ᾽ ἄν, ἔφασαν, εἰ Ἀστυάγης κελεύοι.—Καὶ ὁ Κῦρος εἶπε·—Τίς ἂν οὖν ὑμῶν πρὸς Ἀστυάγην μνησθείη;—[1] Τίς γὰρ ἄν, ἔφασαν, σοῦ γε ἱκανώτερος πεῖσαι;—Ἀλλὰ μὰ τὸν Δία, ἔφη, ἐγὼ μὲν οὐκ οἶδ᾽, ὅστις ἄνθρωπος γεγένημαι· οὐδὲ γὰρ λέγειν [2] οἷός τ᾽ εἰμί, οὐδ᾽ ἀναβλέπειν πρὸς τὸν πάππον ἐκ τοῦ ἴσου ἔτι δύναμαι. [3] Ἢν δὲ τοσοῦτον ἐπιδιδῶ, δέδοικα, ἔφη, μὴ παντάπασι βλάξ τις καὶ ἠλίθιος γένωμαι. Παιδάριον δὲ ὤν, δεινότατος λαλεῖν ἐδόκουν εἶναι.—Καὶ οἱ παῖδες εἶπον·—Πονηρὸν λέγεις τὸ πρᾶγμα, εἰ μηδὲ [4] ὑπὲρ ἡμῶν, ἄν τι δέῃ, δυνήσῃ πράττειν, ἀλλ᾽ ἄλλου τινὸς ἡμᾶς [5] τὸ ἐπὶ σοὶ ἀνάγκη δεῖσθαι.—Ἀκούσας δὲ ταῦτα ὁ Κῦρος, ἐδήχθη· καὶ σιγῇ ἀπελθὼν, διακελευσάμενος ἑαυτῷ τολμᾷν, εἰσῆλθεν, ἐπιβουλεύσας, ὅπως ἂν ἀλυπότατα εἴποι πρὸς τὸν πάππον, καὶ [6] διαπράξειεν αὐτῷ τε καὶ τοῖς παισὶν, ὧν ἐδέοντο. Ἤρξατο οὖν ὧδε·

Εἰπέ μοι, ἔφη, ὦ πάππε, ἤν τις ἀποδράσῃ τῶν οἰκετῶν, καὶ λάβῃς αὐτὸν, τί αὐτῷ χρήσῃ;—Τί δὴ ἄλλο, ἔφη, ἢ δήσας ἐργάζεσθαι ἀναγκάσω;—Ἢν δὲ αὐτόματός σοι πάλιν ἐπέλθῃ, πῶς ποιήσεις;—Τί δὲ, ἔφη, ἢ μαστιγώσας αὐτόν γε, ἵνα μὴ αὖθις τοῦτο ποιῇ, ἔπειτα ἐξ ἀρχῆς πάλιν αὐτῷ χρήσομαι;—[7] Ὥρα οὖν, ἔφη ὁ Κῦρος, παρασκευάζεσθαί σοι εἴη, ὅτῳ μαστιγώσεις με, ὡς βουλευόμενόν γε, ὅπως ἀποδρῶ, λαβὼν τοὺς ἐμοὺς ἡλικιώτας ἐπὶ θήραν.—Καὶ ὁ Ἀστυάγης,—Καλῶς, ἔφη, ἐποίησας προειπών· ἔνδοθεν γὰρ ἀπαγορεύω σοι μὴ κινεῖσθαι. Χαριεν γὰρ, ἔφη, εἰ ἕνεκα κρεαδίων τῇ θυγατρὶ τὸν παῖδα ἀποβουκολήσαιμι.—Ἀκούσας ταῦτα ὁ Κῦρος, ἐπείθετο μὲν καὶ ἔμενεν· ἀνιαρὸς δὲ καὶ σκυθρωπὸς ὤν, σιωπῇ διῆγεν. Ὁ μέντοι Ἀστυάγης, ἐπεὶ ἔγνω

αὐτὸν λυπούμενον ἰσχυρῶς, βουλόμενος αὐτῷ χαρίσασθαι, ἐξάγει ἐπὶ θήραν· καὶ πεζοὺς πολλοὺς καὶ ἱππέας συναλίσας, καὶ τοὺς παῖδας, καὶ συνελάσας εἰς τὰ ἱππάσιμα χωρία τὰ θηρία, ἐποίησε μεγάλην θήραν. Καὶ βασιλικῶς δὴ αὐτὸς παρὼν, ἀπηγόρευε μηδένα βάλλειν, πρὶν Κῦρος ἐμπλησθείη βάλλων. Ὁ δὲ Κῦρος οὐκ εἴα κωλύειν—Ἀλλ', εἰ βούλει, ἔφη, ὦ πάππε, ἡδέως με θηρᾷν, ἄφες πάντας τοὺς κατ' ἐμὲ διώκειν καὶ διαγωνίζεσθαι, ὅπως ἕκαστος τὰ κράτιστα δύναιτο.—Ενταῦθα δὴ ὁ Ἀστυάγης ἀφίησι· καὶ στὰς ἐθεᾶτο τοὺς ἁμιλλωμένους ἐπὶ τὰ θηρία, καὶ φιλονεικοῦντας, καὶ διώκοντας, καὶ ἀκοντίζοντας. Καὶ τῷ Κύρῳ ἥδετο, οὐ δυναμένῳ σιγᾷν ὑπὸ τῆς ἡδονῆς, ἀλλ', ὥσπερ σκύλακι γενναίῳ, ἀνακλάζοντι, ὁπότε πλησιάζοι θηρίῳ, καὶ παρακαλοῦντι ὀνομαστὶ ἕκαστον. Καὶ [1] τοῦ μὲν καταγελῶντα αὐτὸν ὁρῶν εὐφραίνετο, τὸν δέ τινα καὶ ἐπαινοῦντα αὐτὸν ᾐσθάνετο, [2] οὐδ' ὁπωστιοῦν φθονερῶς. Τέλος δ' οὖν, πολλὰ θηρία ἔχων ὁ Ἀστυάγης [3] ἀπῄει. Καὶ τολοιπὸν οὕτως ἥσθη τῇ τότε θήρᾳ, ὥστε ἀεὶ, [4] ὁπότε οἷόν τε εἴη, [5] συνεξῄει τῷ Κύρῳ, καὶ ἄλλους τε πολλοὺς παρελάμβανε, καὶ τοὺς παῖδας, Κύρου ἕνεκα. Τὸν μὲν δὴ πλεῖστον χρόνον οὕτω διῆγεν ὁ Κῦρος, πᾶσιν ἡδονῆς μὲν καὶ ἀγαθοῦ τινος συναίτιος ὢν, κακοῦ δὲ οὐδενί.

* * *

Καμβύσης δὲ, ὁ τοῦ Κύρου πατὴρ, ἥδετο μὲν πυνθανόμενος ταῦτα· ἐπειδὴ δὲ ἤκουσεν ἀνδρὸς ἤδη ἔργα διαπραττόμενον τὸν Κῦρον, ἀπεκάλει, ὅπως [6] τὰ ἐν Πέρσαις ἐπιχώρια ἀποτελοίη. Καὶ τὸν Κῦρον δὴ ἐνταῦθα λέγεται εἰπεῖν, ὅτι ἀπιέναι βούλοιτο, μὴ ὁ πατήρ τι ἄχθοιτο, καὶ ἡ πόλις μέμφοιτο. Τῷ οὖν Ἀστυάγει ἐδόκει ἀναγκαῖον εἶναι ἀποπέμπειν αὐτόν. Ενθα δὴ ἵππους τε αὐτῷ δοὺς, οὓς αὐτὸς ἐπεθύμει λαβεῖν, καὶ ἄλλα συσκευ

άσας παντοδαπὰ, ἀπέπεμπε, καὶ διὰ τὸ φιλεῖν αὐτόν. καὶ ἅμα ἐλπίδας μεγάλας ἔχων ἐν αὐτῷ, ἄνδρα ἔσεσθαι ἱκανὸν καὶ φίλους ὠφελεῖν, καὶ ἐχθροὺς ἀνιᾷν. Ἀπιόντα δὲ τὸν Κῦρον προὔπεμπον ἅπαντες, καὶ παῖδες, καὶ ἥλικες, καὶ ἄνδρες, καὶ γέροντες, ἐφ' ἵππων, καὶ Ἀστυάγης αὐτός· καὶ οὐδένα ἔφασαν ὅντιν' οὐ δακρύοντ' ἀποστρέφεσθαι. Καὶ Κῦρον δὲ αὐτὸν σὺν πολλοῖς δακρύοις λέγεται ἀποχωρῆσαι. Πολλὰ δε δῶρα διαδοῦναι αὐτόν φασι τοῖς ἡλικιώταις, ὧν Ἀστυάγης αὐτῷ ἐδεδώκει· τέλος δὲ, καὶ ἣν εἶχε στολὴν τὴν Μηδικὴν ἐκδύντα δοῦναί τινι, δηλῶν ὅτι τοῦτον μάλιστα ἠσπάζετο. Τοὺς μέντοι λαβόντας καὶ δεξαμένους τὰ δῶρα λέγεται Ἀστυάγει ἀπενεγκεῖν· Ἀστυάγην δὲ δεξάμενον Κύρῳ ἀποπέμψαι· τὸν δὲ πάλιν τε ἀποπέμψαι εἰς Μήδους, καὶ εἰπεῖν·—Ὦ πάππε, εἰ βούλει με καὶ πάλιν ἰέναι ὡς σὲ μὴ αἰσχυνόμενον, ἔα ἔχειν, [1] εἴ τῳ τὶ ἐγὼ δέδωκα·—Ἀστυάγην δὲ ταῦτα ἀκούσαντα ποιῆσαι, ὥσπερ ὁ Κῦρος ἐπέστειλεν.

* * *

Ὁ μὲν δὴ Κῦρος οὕτως ἀπελθὼν εἰς Πέρσας, ἐνιαυτὸν μὲν λέγεται ἔτι ἐν τοῖς παισὶ γενέσθαι. Καὶ, τὸ μὲν πρῶτον, οἱ παῖδες ἔσκωπτον αὐτὸν, [2] ὡς ἡδυπαθεῖν μεμαθηκὼς ἐν Μήδοις ἥκοι. Ἐπεὶ δὲ καὶ ἐσθίοντα αὐτὸν ἑώρων, ὥσπερ αὐτοὶ, ἡδέως, καὶ πίνοντα, καὶ εἴ ποτ' ἐν ἑορτῇ εὐωχία προσγένοιτο, ἐπιδιδόντα [3] μᾶλλον αὐτὸν τοῦ ἑαυτοῦ μέρους ᾐσθάνοντο, ἢ προσδεόμενον· καὶ πρὸς τούτοις δὲ, καὶ τἄλλα κρατιστεύοντα αὐτὸν ἑώρων, περὶ ἅπαντα, ἑαυτῶν· ἐνταῦθα δὴ πάλιν ὑπέπτησσον οἱ ἥλικες αὐτῷ. Ἐπεὶ δὲ, διελθὼν τὴν παιδείαν ταύτην, ἤδη εἰσῆλθεν εἰς τοὺς ἐφήβους, ἐν τούτοις αὖ [4] ἐδόκει κρατιστεύειν, καὶ μελετῶν ἃ χρῆν, καὶ καρτερῶν ἃ ἔδει, καὶ αἰδούμενος τοὺς πρεσβυτέρους, καὶ πειθόμενος τοῖς ἄρχουσι.

* * *

Ἐκ τοῦ βιβλίου πέμπτου.

ΠΑΝΘΕΙΑ

Καλέσας δὲ ὁ Κῦρος Ἀράσπην Μῆδον, (ὃς ἦν αὐτῷ ἐκ παιδὸς ἑταῖρος, [1] ᾧ καὶ τὴν στολὴν ἐκδὺς ἔδωκε τὴν Μηδικὴν, ὅτε παρὰ Ἀστυάγους εἰς Πέρσας ἀπῄει,) τοῦτον ἐκέλευσε διαφυλάξαι αὐτῷ [2] τήν τε γυναῖκα καὶ τὴν σκηνήν· ἦν δὲ αὕτη, ἡ γυνὴ Ἀβραδάτα τοῦ Σούσων βασιλέως· ὅτε δὲ ἡλίσκετο τὸ τῶν Ἀσσυρίων στρατόπεδον, ὁ ἀνὴρ αὐτῆς [3] οὐκ ἔτυχεν ἐν τῷ στρατοπέδῳ ὤν, ἀλλὰ πρὸς τὸν τῶν Βακτριανῶν βασιλέα πρεσβεύων ᾤχετο· ἔπεμψε δὲ αὐτὸν ὁ Ἀσσύριος περὶ συμμαχίας· ξένος γὰρ ὢν ἐτύγχανε τῷ τῶν Βακτριανῶν βασιλεῖ·—ταύτην οὖν ἐκέλευσεν ὁ Κῦρος διαφυλάττειν τὸν Ἀράσπην, ἕως ἂν αὐτὸς λάβῃ. Κελευόμενος δὲ ὁ Ἀράσπης ἐπήρετο·—Ἑώρακας δ᾽, ἔφη, ὦ Κῦρε, τὴν γυναῖκα, ἥν με κελεύεις φυλάττειν;—Μὰ Δί᾽, ἔφη ὁ Κῦρος, οὐκ ἔγωγε.—Ἀλλ᾽ ἔγωγε, ἔφη, ἡνίκα ἐξῃροῦμέν σοι αὐτήν· καὶ δῆτα, ὅτε μὲν εἰσήλθομεν εἰς τὴν σκηνὴν αὐτῆς, τὸ πρῶτον οὐ διέγνωμεν αὐτήν· (χαμαί τε γὰρ ἐκάθητο, καὶ αἱ θεράπαιναι πᾶσαι περὶ αὐτήν· καὶ τοίνυν ὁμοίαν ταῖς δούλαις εἶχε τὴν ἐσθῆτα·) ἐπεὶ δὲ, γνῶναι βουλόμενοι, ποία εἴη ἡ δέσποινα, πάσας περιεβλέψαμεν, ταχὺ πάνυ καὶ πασῶν [4] ἐφαίνετο διαφέρουσα τῶν ἄλλων, καίπερ καθημένη, κεκαλυμμένη τε καὶ εἰς γῆν ὁρῶσα. Ὡς δὲ [5] ἀναστῆναι αὐτὴν ἐκελεύσαμεν, συνανέστησαν μὲν αὐτῇ πᾶσαι αἱ ἀμφ᾽ αὐτήν· διήνεγκε δὲ ἐνταῦθα, πρῶτον μὲν, τῷ μεγέθει, ἔπειτα δὲ, [6] τῇ ῥώμῃ, καὶ τῇ ἀρετῇ, καὶ τῇ εὐσχημοσύνῃ, καίπερ ἐν ταπεινῷ σχήματι [7] ἑστηκυῖα. [8] Δῆλα δ᾽ ἦν αὐτῇ καὶ τὰ δάκρυα καταστάζοντα—τὰ μὲν κατὰ τῶν πέπλων, τὰ δὲ καὶ ἐπὶ τοὺς πόδας. Ὡς δ᾽ ἡμῶν ὁ γεραίτερος

εἶπε,—Θάῤῥει, ὦ γύναι· καλὸν μὲν γὰρ καὶ ἀγαθὸν ἀκούομεν καὶ τὸν σὸν ἄνδρα εἶναι· νῦν μέντοι ἐξαιροῦμεν ἀνδρί σε,—[1] εὖ ἴσθι ὅτι—οὔτε τὸ εἶδος ἐκείνου χείρονι, οὔτε τὴν γνώμην, οὔτε τὴν δύναμιν· ἀλλ', ὡς ἡμεῖς γε νομίζομεν, εἴ τις καὶ ἄλλος ἀνὴρ, καὶ ὁ Κῦρος ἄξιός ἐστι θαυμάζεσθαι, [2] οὗ σὺ ἔσῃ τὸ ἀπὸ τοῦδε·—ὡς οὖν τοῦτο ἤκουσεν ἡ γυνὴ,[3] περικατεῤῥήξατό τε τὸν ἄνωθεν πέπλον, καὶ ἀνωδύρατο· συνανεβόησαν δὲ αὐτῇ καὶ αἱ δμωαί. Ἐν τούτῳ δ' ἐφάνη μὲν αὐτῆς τὸ πλεῖστον μέρος τοῦ προσώπου, ἐφάνη δὲ ἡ δέρη καὶ αἱ χεῖρες·—καὶ εὖ ἴσθι, ἔφη, ὦ Κῦρε, ὡς ἐμοί τε ἔδοξε καὶ τοῖς ἄλλοις πᾶσι τοῖς ἰδοῦσι, μήπω [4] φῦναι, μηδὲ γενέσθαι γυναῖκα, ἀπὸ θνητῶν, τοιαύτην ἐν τῇ Ἀσίᾳ.—ἀλλὰ πάντως, ἔφη, καὶ σὺ θεάσῃ αὐτήν. —Καὶ ὁ Κῦρος ἔφη,—Ναὶ μὰ Δία, πολύ γε ἧττον, εἰ τοιαύτη ἐστὶν, οἵαν σὺ λέγεις.—Τί δαί; ἔφη ὁ νεανίσκος.—Ὅτι, ἔφη, καὶ νῦν [5] σοῦ ἀκούσας, ὅτι καλή ἐστιν, εἰ πεισθήσομαι ἐλθεῖν θεασόμενος, οὐ πάνυ μοι σχολῆς οὔσης, δέδοικα, μὴ πολὺ θᾶττον ἐκείνη με αὖθις ἀναπείσῃ καὶ πάλιν ἐλθεῖν θεασόμενον· ἐκ δὲ τούτου ἴσως ἂν ἀμελήσας, ὧν με δεῖ πράττειν, καθοίμην ἐκείνην θεώμενος.

Καὶ ὁ νεανίσκος ἀναγελάσας εἶπεν·—[6] Οἴει γὰρ, ἔφη, ὦ Κῦρε, ἱκανὸν εἶναι κάλλος ἀνθρώπου, ἀναγκάζειν τὸν μὴ βουλόμενον [7] πράττειν παρὰ τὸ βέλτιστον; Εἰ μέντοι τοῦτο, ἔφη, [8] οὕτως ἐπεφύκει, πάντας ἂν ἠνάγκαζεν ὁμοίως. Ὅρα, ἔφη, τὸ πῦρ, ὡς πάντας ὁμοίως καίει· (πέφυκε γὰρ τοιοῦτον·) τῶν δὲ καλῶν, [9] τῶν μὲν ἐρῶσι, τῶν δ' οὔ· καὶ ἄλλος γε ἄλλου. Ἐθελούσιον γὰρ, ἔφη, ἐστὶ, καὶ ἐρᾷ ἕκαστος, ὧν ἂν βούληται. [10] Αὐτίκα δὲ οὐκ ἐρᾷ ἀδελφὸς ἀδελφῆς, ἄλλος δὲ ταύτης· οὐδὲ πατὴρ θυγατρὸς, ἄλλος δὲ ταύτης. Καὶ γὰρ [11] φόβος καὶ νόμος ἱκανὸς ἔρωτα κωλύειν. Εἰ δέ γ', ἔφη, νόμος τεθείη, μὴ ἐσθίοντας μὴ πεινῆν, καὶ μὴ πίνοντας μὴ διψῆν, μηδὲ ῥιγοῦν τοῦ χειμῶ-

νος, μηδὲ θάλπεσθαι τοῦ θέρους, οὐδεὶς ἂν νόμος δυνηθείη διαπράξασθαι ἀνθρώπους ταῦτα πείθεσθαι· πεφύκασι γὰρ ὑπὸ τούτων κρατεῖσθαι. Τὸ δ' ἐρᾶν ἐθελούσιόν ἐστιν· ἕκαστος [1] γοῦν τῶν καθ' αὑτὸν ἐρᾷ, ὥσπερ ἱματίων καὶ ὑποδημάτων.—Πῶς οὖν, ἔφη ὁ Κῦρος,—[2] εἰ ἐθελούσιόν ἐστι τὸ ἐρασθῆναι, οὐ καὶ παύσασθαί ἐστιν, ὅταν τις βούληται; Ἀλλ' ἐγὼ, ἔφη, ἑώρακα καὶ κλαίοντας ὑπὸ λύπης δι' ἔρωτα· καὶ δουλεύοντάς γε τοῖς ἐρωμένοις, καὶ μάλα κακὸν νομίζοντας, πρίν γε ἐρᾶν, τὸ δουλεύειν· καὶ διδόντας γε πολλὰ, ὧν οὐ βέλτιον αὐτοῖς στέρεσθαι· καὶ εὐχομένους [3] ὥσπερ καί τινος ἄλλης νόσου απαλλαγῆναι, καὶ οὐ δυναμένους μέντοι ἀπαλλάττεσθαι, ἀλλὰ δεδεμένους ἰσχυροτέρᾳ τινὶ ἀνάγκῃ, ἢ εἰ σιδήρῳ ἐδέδεντο. Παρέχουσι γοῦν ἑαυτοὺς τοῖς ἐρωμένοις [4] πολλὰ καὶ εἰκῇ ὑπηρετοῦντας· καὶ μέντοι οὐδ' ἀποδιδράσκειν ἐπιχειροῦσι, τοιαῦτα κακὰ ἔχοντες, ἀλλὰ καὶ φυλάττουσι τοὺς ἐρωμένους, μή ποι ἀποδρῶσι.

Καὶ ὁ νεανίσκος εἶπε πρὸς ταῦτα· [5] Ποιουσι γὰρ, ἔφη, ταῦτα· εἰσὶ μέντοι οἱ τοιοῦτοι, ἔφη, μοχθηροί· διόπερ, οἶμαι, καὶ εὔχονται μὲν ἀεὶ, ὡς ἄθλιοι ὄντες, ἀποθανεῖν· [6] μυρίων δ' οὐσῶν μηχανῶν ἀπαλλαγῆς τοῦ βίου, οὐκ ἀπαλλάττονται. Οἱ αὐτοὶ δέ γε οὗτοι καὶ κλέπτειν ἐπιχειροῦσι, καὶ οὐκ ἀπέχονται τῶν ἀλλοτρίων· ἀλλ' ἐπειδάν τι ἁρπάσωσιν ἢ κλέψωσιν, ὁρᾷς, ἔφη, ὅτι σὺ πρῶτος, ὡς οὐκ [7] ἀναγκαῖον τὸ κλέπτειν, αἰτιᾷ τὸν κλέπτοντα καὶ ἁρπάζοντα, καὶ οὐ συγγινώσκεις, ἀλλὰ κολάζεις; Οὕτω μέντοι, ἔφη, καὶ οἱ καλοὶ οὐκ ἀναγκάζουσιν ἐρᾶν ἑαυτῶν, οὐδὲ ἐφίεσθαι ἀνθρώπους, ὧν μὴ δεῖ· ἀλλὰ τὰ μοχθηρὰ ἀνθρώπια πασῶν, οἶμαι, ἐπιθυμιῶν ἀκρατῆ ἐστι, κἄπειτα [8] ἔρωτα αἰτιῶνται. Οἱ δὲ καλοὶ κἀγαθοὶ, ἐπιθυμοῦντες καὶ χρυσίου, καὶ ἵππων ἀγαθῶν, καὶ γυναικῶν καλῶν, ὅμως ἁπάντων τούτων ῥᾳδίως δύνανται ἀπέχεσθαι, [9] ὥστε μὴ ἅπτεσθαι αὐτῶν, παρὰ τὸ δίκαιον. Ἐγωγ' οὖν, ἔφη, ταύ

την ἑωρακὼς, καὶ πάνυ μοι καλῆς δοξάσης εἶναι, ὅμως παρά σοί εἰμι, καὶ ἱππεύω, καὶ τἆλλα τὰ ἐμοὶ προσήκοντα ἀποτελῶ.—Ναὶ μὰ Δί', ἔφη ὁ Κῦρος· [1] ἴσως γὰρ θᾶττον ἀπῆλθες, ἢ ἐν ὅσῳ χρόνῳ ὁ ἔρως πέφυκε συσκευάζεσθαι ἄνθρωπον. [2] Καὶ πυρὸς γάρ τοι ἐστὶ θίγοντα μὴ εὐθὺς καίεσθαι, καὶ τὰ ξύλα οὐκ εὐθὺς ἀναλάμπει· ὅμως δὲ ἔγωγε οὔτε πυρὸς [3] ἑκὼν εἶναι ἅπτομαι, οὔτε τοὺς καλοὺς ἐσορῶ. Οὐδέ γε σοὶ συμβουλεύω, ἔφη, ὦ Ἀράσπα, ἐν τοῖς καλοῖς ἐᾷν τὴν ὄψιν ἐνδιατρίβειν· ὡς τὸ μὲν πῦρ τοὺς ἁπτομένους καίει, οἱ δὲ καλοὶ καὶ τοὺς ἄποθεν θεωμένους ὑφάπτουσιν, ὥστε αἴθεσθαι τῷ ἔρωτι.—Θάῤῥει, ἔφη, ὦ Κῦρε, οὐδὲ, ἢν μηδέποτε παύσωμαι θεώμενος, οὐ μὴ κρατηθῶ, ὥστε ποιεῖν τι, ὧν μὴ χρὴ ποιεῖν.—Κάλλιστα, ἔφη, λέγεις· φύλαττε τοίνυν, ἔφη, ὥσπερ σε κελεύω, καὶ [4] ἐπιμελοῦ αὐτῆς· ἴσως γὰρ ἂν καὶ πάνυ ἡμῖν ἐν καιρῷ τι γένοιτο αὕτη ἡ γυνή. Τότε μὲν δὴ ταῦτα εἰπόντες διελύθησαν.

Ὁ δὲ νεανίσκος, ἅμα μὲν ὁρῶν ὑπερκαλλῆ τὴν γυναῖκα, ἅμα δὲ αἰσθόμενος τὴν καλοκἀγαθίαν αὐτῆς, ἅμα δὲ θεραπεύων αὐτὴν, καὶ οἰόμενος χαρίζεσθαι αὐτῇ, ἅμα δὲ αἰσθανόμενος οὐκ ἀχάριστον οὖσαν, ἀλλ' ἀντεπιμελουμένην, διὰ τῶν αὐτῆς οἰκετῶν, ὡς καὶ εἰσιόντι εἴη αὐτῷ τὰ δέοντα, καὶ, εἴ ποτε ἀσθενήσειεν, ὡς μηδενὸς ἂν δέοιτο· ἐκ πάντων τούτων ἡλίσκετο ἔρωτι· καὶ ἴσως οὐδὲν θαυμαστὸν ἔπασχε. Καὶ ταῦτα μὲν δὴ οὕτως ἐπράττετο.

* * *

Εκ τοῦ βιβλίου ἕκτου.

[5] Βουλόμενος δέ τινα κατάσκοπον πέμψαι ἐπὶ Λυδίας, καὶ μαθεῖν, ὅ τι πράσσει ὁ Ἀσσύριος, ἔδοξεν αὐτῷ ἐπιτήδειος εἶναι Ἀράσπας ἐλθεῖν ἐπὶ τοῦτο, ὁ φυλάττων

τὴν καλὴν γυναῖκα. Συνεβεβήκει γὰρ τῷ Ἀράσπᾳ τοιάδε· ληφθεὶς ἔρωτι τῆς γυναικὸς, ἠναγκάσθη προσενεγκεῖν λόγους αὐτῇ περὶ συνουσίας. Ἡ δὲ ἀπέφησε μὲν, καὶ ἦν πιστὴ τῷ ἀνδρὶ, καίπερ ἀπόντι· (ἐφίλει γὰρ αὐτὸν ἰσχυρῶς·) οὐ μέντοι κατηγόρησε τοῦ Ἀράσπȣ πρὸς τὸν Κῦρον, [1] ὀκνοῦσα συμβαλεῖν φίλους ἄνδρας. Ἐπεὶ δὲ ὁ Ἀράσπας, δοκῶν [2] ὑπηρετήσειν τῷ τυχεῖν, ἃ ἐβούλετο, ἠπείλησε τῇ γυναικὶ, ὅτι, εἰ μὴ βούλοιτο ἑκοῦσα, ἄκουσα ποιήσοι ταῦτα· ἐκ τούτου ἡ γυνὴ, ὡς ἔδεισε τὴν βίαν, οὐκέτι κρύπτει, ἀλλὰ πέμπει [3] τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον, καὶ κελεύει λέξαι ἅπαντα. Ὁ δ᾽ ὡς ἤκουσεν, ἀναγελάσας ἐπὶ τῷ κρείττονι τοῦ ἔρωτος φάσκοντι εἶναι, πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ, καὶ κελεύει αὐτῷ εἰπεῖν, βιάζεσθαι μὲν μὴ τοιαύτην γυναῖκα· πείθειν δὲ, εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. Ἐλθὼν δὲ ὁ Ἀρτάβαζος πρὸς τὸν Ἀράσπαν ἐλοιδόρησεν αὐτὸν, παρακαταθήκην τε ὀνομάζων τὴν γυναῖκα, ἀσέβειάν τε αὐτοῦ λέγων, ἀδικίαν τε καὶ ἀκράτειαν· ὥστε τὸν Ἀράσπαν πολλὰ μὲν δακρύειν ὑπὸ λύπης, καταδύεσθαι δ᾽ ὑπὸ τῆς αἰσχύνης, ἀπολωλέναι δὲ τῷ φόβῳ, μή τι καὶ πάθῃ ὑπὸ Κύρου.

Ὁ οὖν Κῦρος καταμαθὼν ταῦτα, ἐκάλεσέ τε αὐτὸν, καὶ μόνος μόνῳ ἔλεξεν—Ὁρῶ σε, ἔφη, ὦ Ἀράσπα, φοβούμενόν τε ἐμὲ καὶ ἐν αἰσχύνῃ δεινῶς ἔχοντα. Παῦσαι οὖν τȣ́των· ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡσσῆσθαι· [4] ἀνθρώπους τε οἶδα, καὶ μάλα φρονίμους δοκοῦντας εἶναι, οἷα πεπόνθασιν ὑπ᾽ ἔρωτος· [5] καὶ αὐτὸς δ᾽ ἐμαυτοῦ κατέγνων μὴ ἂν καρτερῆσαι, ὥστε συνὼν καλοῖς ἀμελῆσαι αὐτῶν. Καὶ σοὶ δὲ τούτου τοῦ πράγματος ἐγὼ αἴτιός εἰμι· ἐγὼ γάρ σε συγκαθεῖρξα τούτῳ τῷ ἀμάχῳ πράγματι.—Καὶ ὁ Ἀράσπας ὑπολαβὼν εἶπεν—Ἀλλὰ σὺ μὲν, ὦ Κῦρε, καὶ ταῦτα ὅμοιος εἶ, οἷός περ καὶ τἆλλ

λα, πρᾶός τε καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων· ἐμὲ δ', ἔφη, καὶ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. Ὡς γὰρ ὁ θροῦς διῆλθε τῆς ἐμῆς συμφορᾶς, οἱ μὲν ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι προσιόντες συμβουλεύουσιν [1] ἐκποδὼν ἔχειν ἐμαυτὸν, μή τι καὶ πάθω ὑπὸ σοῦ, [2] ὡς ἠδικηκότος ἐμοῦ μεγάλα.—Καὶ ὁ Κῦρος εἶπεν·—Εὖ τοίνυν ἴσθι, ὦ Ἀράσπα, ὅτι ταύτῃ τῇ δόξῃ [3] οἷός τ' εἶ ἐμοί τε ἰσχυρῶς χαρίσασθαι, καὶ τοὺς συμμάχους μεγάλα ὠφελῆσαι.—[4] Εἰ γὰρ γένοιτο, ἔφη ὁ Ἀράσπας, ὅ τι ἐγώ σοι ἐν καιρῷ ἂν γενοίμην αὖ χρήσιμος.—Εἰ τοίνυν, ἔφη, προσποιησάμενος ἐμὲ φεύγειν, ἐθέλοις εἰς τοὺς πολεμίους ἐλθεῖν, οἶμαι ἂν σε πιστευθῆναι ὑπὸ τῶν πολεμίων. Εγωγε, ναὶ μὰ Δί', ἔφη ὁ Ἀράσπας, [5] καὶ ὑπὸ τῶν φίλων οἶδα ὅτι, ὡς σὲ πεφευγὼς, λόγον ἂν παρέχοιμι.—Ελθοις ἂν τοίνυν, ἔφη, ἡμῖν, πάντα εἰδὼς τὰ τῶν πολεμίων· οἶμαι δὲ καὶ λόγων καὶ βουλευμάτων κοινωνὸν ἄν σε ποιοῖντο, διὰ τὸ πιστεύειν· ὥστε μηδὲ ἓν σε λεληθέναι, ὧν βουλόμεθα εἰδέναι.—[6] Ὡς πορεύσομαι οὖν, ἔφη, ἤδη νυνί· καὶ γὰρ τοῦτο, ἴσθι, ἓν τῶν πιστῶν ἔσται, [7] τὸ δοκεῖν με, ὑπὸ σοῦ μελλήσοντά τι παθεῖν, ἐκπεφευγέναι.—Η καὶ δυνήσῃ, ἔφη, ἀπολιπεῖν τὴν καλὴν Πάνθειαν; [8] Δύο γὰρ, ἔφη, ὦ Κῦρε, σαφῶς ἔχω ψυχάς. Νῦν τοῦτο πεφιλοσόφηκα μετὰ τοῦ ἀδίκου σοφιστοῦ τοῦ Ερωτος. Οὐ γὰρ δὴ μία γε οὖσα, ἅμα ἀγαθή τέ ἐστι καὶ κακὴ, οὐδ' ἅμα καλῶν τε καὶ αἰσχρῶν ἔργων ἐρᾷ, καὶ ταὐτὰ ἅμα βούλεταί τε καὶ οὐ βούλεται πράττειν· ἀλλὰ δῆλον ὅτι δύο ἐστὸν ψυχά· καὶ ὅταν μὲν ἡ ἀγαθὴ κρατῇ, τὰ καλὰ πράττεται· ὅταν δὲ ἡ πονηρὰ, τὰ αἰσχρὰ ἐπιχειρεῖται. Νῦν δὲ, ὡς σὲ σύμμαχον ἔλαβε, κρατεῖ ἡ ἀγαθὴ, καὶ πάνυ πολύ.—Εἰ τοίνυν καὶ σοὶ δοκεῖ πορεύεσθαι, ἔφη ὁ Κῦρος, ὧδε χρὴ ποιεῖν, ἵνα κἀκείνοις πιστότερος ἦς· ἐξάγγελλέ τε αὐτοῖς τὰ παρ'

ἡμῶν, οὕτω τε ἐξάγγελλε, [1] ὡς ἂν αὐτοῖς τὰ παρὰ σοῦ λεγόμενα ἐμποδὼν μάλιστ᾽ ἂν εἴη, ὧν βούλονται πράττειν. Εἴη δ᾽ ἂν ἐμποδὼν, εἰ ἡμᾶς φαίης παρασκευάζεσθαι [2] ἐμβαλεῖν που τῆς ἐκείνων χώρας· ταῦτα γὰρ ἀκούοντες, ἧττον ἂν παντὶ σθένει ἀθροίζοιντο, ἕκαστός τις φοβούμενος καὶ περὶ τῶν οἴκοι. Καὶ μένε, ἔφη, παρ᾽ ἐκείνοις [3] ὅτιπλεῖστον χρόνον· ἃ γὰρ ἂν ποιῶσιν, ὅταν ἐγγύτατα ἡμῶν ὦσι, ταῦτα μάλιστα ἡμῖν καιρὸς εἰδέναι ἔσται. Συμβούλευε δ᾽ αὐτοῖς καὶ ἐκτάττεσθαι, ὅπῃ ἂν δοκῇ κράτιστον εἶναι· ὅταν γὰρ σὺ ἀπέλθῃς, εἰδέναι δοκῶν τὴν τάξιν αὐτῶν, ἀναγκαῖον οὕτω τετάχθαι αὐτοῖς· [4] μετατάσσεσθαι γὰρ ὀκνήσουσι· καὶ ἤν πη ἄλλῃ μετατάττωνται, [5] ἐξ ὑπογύου ταράξονται.—Ἀράσπας μὲν δὴ οὕτως ἐξελθὼν, συλλαβὼν τοὺς πιστοτάτους θεράποντας, καὶ εἰπὼν πρός τινας, οἷα ᾤετο συμφέρειν τῷ πράγματι, ᾤχετο.

Ἡ δὲ Πάνθεια, ὡς ᾔσθετο οἰχόμενον τὸν Ἀράσπαν, πέμψασα πρὸς τὸν Κῦρον εἶπε· Μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας οἴχεται εἰς τοὺς πολεμίους· ἐὰν γὰρ ἐμὲ ἐάσῃς πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἐγώ σοι ἀναδέχομαι, ἥξειν πολὺ Ἀράσπου πιστότερόν σοι φίλον· [6] καὶ δύναμιν δ᾽ οἶδ᾽ ὅτι, ὁπόσην ἂν δύνηται, ἔχων παρέσται σοι. Καὶ γὰρ ὁ μὲν πατὴρ τοῦ νῦν βασιλεύοντος φίλος ἦν αὐτῷ· ὁ δὲ νῦν βασιλεύων καὶ ἐπεχείρησέ ποτε ἐμὲ καὶ τον ἄνδρα διασπάσαι ἀπ᾽ ἀλλήλων. ὑβριστὴν οὖν νομίζων αὐτὸν, οἶδ᾽ ὅτι ἀσμένως ἂν πρὸς ἄνδρα, οἷος σὺ εἶ, ἀπαλλαγείη.—Ἀκούσας ταῦτα ὁ Κῦρος κελεύει πέμπειν πρὸς τὸν ἄνδρα· ἡ δ᾽ ἔπεμψεν. Ὡς δ᾽ ἔγνω ὁ Ἀβραδάτης τὰ παρὰ τῆς γυναικὸς σύμβολα, καὶ τἆλλα δὲ ᾔσθετο ὡς εἶχεν, ἄσμενος πορεύεται πρὸς τὸν Κῦρον, ἵππους ἔχων ἀμφὶ τοὺς δισχιλίους. Ὡς δ᾽ ἦν πρὸς τοῖς τῶν Περσῶν σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον, εἰπὼν ὃς ἦν. Ὁ δὲ Κῦρος εὐθὺς ἄγειν κελεύει αὐτὸν πρὸς

τὴν γυναῖκα. Ὡς δ' ἰδέτην ἀλλήλους ἡ γυνὴ καὶ ὁ Αβραδάτης, ἠσπάσαντο ἀλλήλους ὡς εἰκὸς ἐκ δυσελπίστου. Εκ τούτου δὴ λέγει ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην, καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. Ὁ δὲ Αβραδάτης ἀκούσας εἶπε·—Τί ἂν οὖν ἐγὼ ποιῶν, ὦ Πάνθεια, χάριν Κύρῳ ὑπέρ τε σοῦ καὶ ἐμαυτοῦ ἀποδιδοίην;—Τί δὲ ἄλλο, ἔφη ἡ Πάνθεια, ἢ πειρώμενος ὅμοιος περὶ ἐκεῖνον εἶναι, οἷός περ καὶ ἐκεῖνος περὶ σέ;

Εκ τούτου δὴ ἔρχεται πρὸς τὸν Κῦρον ὁ Αβραδάτης· καὶ ὡς εἶδεν αὐτὸν, λαβόμενος τῆς δεξιᾶς αὐτοῦ εἶπεν·—Ανθ' ὧν σὺ εὖ πεποίηκας ἡμᾶς, ὦ Κῦρε, οὐκ ἔχω, τί μεῖζον εἴπω, ἢ ὅτι φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα καὶ σύμμαχον· καὶ, ὅσα ἂν ὁρῶ σε σπουδάζοντα, συνεργός σοι πειράσομαι γίγνεσθαι, ὡς ἂν δύνωμαι κράτιστος.—Καὶ ὁ Κῦρος εἶπεν·—Εγὼ δὲ δέχομαι· καὶ νῦν μέν σε ἀφίημι, ἔφη, σὺν τῇ γυναικὶ δειπνεῖν· αὖθις δὲ καὶ παρ' ἐμοὶ δεήσει σε σκηνοῦν σὺν τοῖς σοῖς τε καὶ ἐμοῖς φίλοις.

Εκ τούτου ὁρῶν ὁ Αβραδάτης σπουδάζοντα τὸν Κῦρον περὶ τὰ δρεπανηφόρα ἅρματα, καὶ περὶ τοὺς τεθωρακισμένους ἵππους τε καὶ ἱππέας, ἐπειρᾶτο συντελεῖν αὐτῷ εἰς τὰ ἑκατὸν ἅρματα ἐκ τοῦ ἱππικοῦ τοῦ ἑαυτοῦ, [1] ὅμοια ἐκείνῳ· αὐτὸς δὲ ὡς ἡγησόμενος αὐτῶν ἐπὶ τοῦ ἅρματος παρεσκευάζετο. [2] Συνεζεύξατο δὲ τὸ ἑαυτοῦ ἅρμα τετράρρυμόν τε καὶ ἐξ ἵππων ὀκτώ. ἡ δὲ Πάνθεια ἡ γυνὴ αὐτοῦ, ἐκ τῶν ἑαυτῆς χρημάτων, χρυσοῦν τε αὐτῷ θώρακα ἐποιήσατο, καὶ χρυσοῦν κράνος, ὡσαύτως δὲ καὶ περιβραχιόνια. τοὺς δ' ἵππους τοῦ ἅρματος χαλκοῖς πᾶσι προβλήμασι κατεσκευάσατο. Αβραδάτης μὲν ταῦτα ἔπραττε.

* * *

Ἀβραδάτης δὲ ὁ Σούσων βασιλεὺς εἶπεν·—Ἐγώ σοι, ὦ Κῦρε, [1] ἐθελούσιος ὑφίσταμαι τὴν κατὰ πρόσωπον τῆς ἀντίας φάλαγγος τάξιν ἔχειν, εἰ μή τι σοὶ ἄλλο δοκεῖ. —Καὶ ὁ Κῦρος, ἀγασθεὶς αὐτὸν καὶ δεξιωσάμενος, ἐπήρετο τοὺς ἐπὶ τοῖς ἄλλοις ἅρμασι Πέρσας·—Η καὶ ὑμεῖς, ἔφη, ταῦτα συγχωρεῖτε;—Επεὶ δὲ ἐκεῖνοι ἀπεκρίναντο, ὅτι οὐ καλὸν εἴη ταῦτα ὑφίεσθαι, διεκλήρωσεν αὐτοὺς, [2] καὶ ἔλαχεν Ἀβραδάτης, ἧπερ ὑφίστατο, καὶ ἐγένετο κατὰ τοὺς Αἰγυπτίους. Τότε μὲν δὴ ἀπιόντες, καὶ ἐπιμεληθέντες ὧν προεῖπον, ἐδειπνοποιοῦντο, καὶ, φύλακας καταστησάμενοι, ἐκοιμήθησαν. Τῇ δ' ὑστεραίᾳ πρωῒ μὲν ὁ Κῦρος ἐθύετο· ὁ δ' ἄλλος στρατὸς, ἀριστήσας καὶ [3] σπονδὰς ποιησάμενος, [4] ἐξωπλίζετο πολλοῖς μὲν καὶ καλοῖς χιτῶσι, πολλοῖς δὲ καὶ καλοῖς θώραξι καὶ κράνεσιν· ὥπλιζον δὲ καὶ ἵππους προμετωπιδίοις καὶ προστερνιδίοις· [5] καὶ τοὺς μὲν μονίππους παραμηριδίοις, τοὺς δ' ὑπὸ τοῖς ἅρμασι παραπλευριδίοις· ὥστε ἤστραπτε μὲν χαλκῷ, ἤνθει δὲ φοινικίσι πᾶσα ἡ στρατιά.

Καὶ τῷ Ἀβραδάτῃ δὲ τὸ τετράρυμον ἅρμα καὶ ἵππων ὀκτὼ παγκάλως ἐκεκόσμητο. Ἐπεὶ δ' ἔμελλε τὸν λινοῦν θώρακα, ὃς ἐπιχώριος ἦν αὐτοῖς, ἐνδύεσθαι, προσφέρει αὐτῷ ἡ Πάνθεια χρυσοῦν, καὶ κράνος, καὶ περιβραχιόνια, καὶ ψέλλια πλατέα περὶ τοὺς καρποὺς τῶν χειρῶν, καὶ χιτῶνα πορφυροῦν, [6] ποδήρη, στολιδωτὸν τὰ κάτω, καὶ λόφον ὑακινθινοβαφῆ. [7] Ταῦτα δὲ ἐποιήσατο, λάθρα τοῦ ἀνδρὸς, ἐκμετρησαμένη τὰ ἐκείνου ὅπλα. Ὁ δὲ ἰδὼν ἐθαύμασέ τε, καὶ ἐπήρετο τὴν Πάνθειαν·—Σὺ δή που, ὦ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον, τὰ ὅπλα μοι ἐποιήσω;—Μὰ Δί', ἔφη ἡ Πάνθεια, οὐκ οὖν τόν γε πλείστου ἄξιον· σὺ γάρ ἔμοιγ', ἢν καὶ τοῖς ἄλλοις φανῇς, οἷος ἐμοὶ δοκεῖς εἶναι, μέγιστος κόσμος ἔσῃ.—Ταῦτα δὲ λέ-

γουσα ἐνέδυέ τε τὰ ὅπλα, καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτῇ τὰ δάκρυα κατὰ τῶν παρειῶν.

Ἐπεὶ δὲ, καὶ πρόσθεν ὢν ἀξιοθέατος, ὁ Ἀβραδάτης ὡπλίσθη τοῖς ὅπλοις τούτοις, ἐφάνη μὲν κάλλιστος καὶ ἐλευθεριώτατος, ἅτε καὶ τῆς φύσεως ὑπαρχούσης· λαβὼν δὲ παρὰ τοῦ ὑφηνιόχου τὰς ἡνίας, παρεσκευάζετο ὡς ἀναβησόμενος ἤδη ἐπὶ τὸ ἅρμα. Ἐν δὲ τούτῳ ἡ Πάνθεια, ὑποχωρῆσαι κελεύσασα τοὺς παρόντας πάντας, ἔλεξεν· “[1] Ἀλλ᾽ ὅτι μὲν, ὦ Ἀβραδάτα, εἴ τις καὶ ἄλλη πώποτε γυνὴ τὸν αὑτῆς ἄνδρα μεῖζον τῆς ἑαυτῆς ψυχῆς ἐτίμησεν, οἶμαί σε γιγνώσκειν, ὅτι καὶ ἐγὼ μία τούτων εἰμί. Τί οὖν με δεῖ καθ᾽ ἓν ἕκαστον λέγειν; τὰ γὰρ ἔργα οἶμαί [2] σοι πιθανώτερα παρεσχῆσθαι τῶν νῦν λεχθέντων λόγων. Ὅμως δ᾽ οὕτως ἔχουσα πρὸς σὲ, ὥσπερ σὺ οἶσθα, [3] ἐπομνύω σοι τὴν ἐμὴν καὶ σὴν φιλίαν, ἦ μὴν ἐγὼ, βούλεσθαι ἂν μετὰ σοῦ, ἀνδρὸς ἀγαθοῦ γενομένου, κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον, ἢ ζῆν μετ᾽ αἰσχυνομένου αἰσχυνομένη· οὕτως ἐγὼ καὶ σὲ τῶν καλλίστων καὶ ἐμαυτὴν ἠξίωκα. Καὶ Κύρῳ δὲ δοκῶ μεγάλην τινὰ ἡμᾶς χάριν ὀφείλειν, ὅτι με, αἰχμάλωτον γεγενημένην καὶ ἐξαιρεθεῖσαν ἑαυτῷ, οὔτε με ὡς δούλην ἠξίωσε κεκτῆσθαι, οὔτε ὡς ἐλευθέραν—ἐν ἀτίμῳ ὀνόματι· διεφύλαξε δὲ σοὶ ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. [4] Πρὸς δὲ καὶ, ὅτε ὁ Ἀράσπας ἀπέστη αὐτοῦ, ὁ ἐμὲ φυλάττων, ὑπεσχόμην αὐτῷ, εἴ με ἐάσειε πρὸς σὲ πέμψαι, ἥξειν αὐτῷ σὲ πολὺ Ἀράσπου πιστότερον καὶ ἀμείνονα.”

Ἡ μὲν ταῦτα εἶπεν· ὁ δὲ Ἀβραδάτης, ἀγασθεὶς τοῖς λόγοις, καὶ θίγων αὐτῆς τῆς κεφαλῆς, ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐπεύξατο·—Ἀλλ᾽, ὦ Ζεῦ μέγιστε, δός μοι φανῆναι ἀξίῳ μὲν Πανθείας ἀνδρὶ, ἀξίῳ δὲ Κύρου φίλῳ τοῦ ἡμᾶς τιμήσαντος.—Ταῦτα εἰπὼν, κατὰ τὰς θύρας

τοῦ ἁρματείου δίφρου ἀνέβαινεν ἐπὶ τὸ ἅρμα. Ἐπεὶ δὲ, ἀναβάντος αὐτοῦ, κατέκλεισε τὸν δίφρον ὁ ὑφηνίοχος, οὐκ ἔχουσα ἡ Πάνθεια, πῶς ἂν ἔτι ἄλλως ἀσπάσαιτο αὐτὸν, [1] κατεφίλησε τὸν δίφρον. καὶ τῷ μὲν προῄει ἤδη τὸ ἅρμα, ἡ δὲ λαθοῦσα αὐτὸν συνεφείπετο, ἕως ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν ὁ Ἀϐραδάτης εἶπε·—Θάῤῥει, Πάνθεια! καὶ χαῖρε, καὶ ἄπιθι ἤδη.—Ἐκ τούτου δὴ οἱ εὐνοῦχοι καὶ αἱ θεράπαιναι λαϐοῦσαι αὐτὴν ἀπῆγον εἰς τὴν ἁρμάμαξαν, καὶ κατακλίναντες κατεκάλυψαν [2] τῇ σκηνῇ. Οἱ δὲ ἄνθρωποι, καλοῦ ὄντος τοῦ θεάματος τοῦ Ἀϐραδάτου καὶ τοῦ ἅρματος, οὐ πρόσθεν ἐδύναντο θεάσασθαι αὐτὸν πρὶν ἡ Πάνθεια ἀπῆλθεν.

* * *

Ἐκ τοῦ βιϐλίου ἑϐδόμου.

Ὁ δὲ Κῦρος, καλέσας τινὰς τῶν παρόντων ὑπηρετῶν, —Εἴπατέ μοι, ἔφη, ἑώρακέ τις ὑμῶν Ἀϐραδάτην; θαυμάζω γὰρ, ἔφη, ὅτι, πρόσθεν θαμίζων ἐφ᾽ ἡμᾶς, νῦν οὐδαμῇ φαίνεται.—Τῶν οὖν ὑπηρετῶν τις ἀπεκρίνατο, ὅτι, ὦ δέσποτα, οὐ ζῇ, ἀλλ᾽ ἐν τῇ μάχῃ ἀπέθανεν, ἐμϐαλὼν τὸ ἅρμα εἰς τοὺς Αἰγυπτίους· οἱ δ᾽ ἄλλοι, πλὴν τῶν ἑταίρων αὐτοῦ, ἐξέκλιναν, ὥς φασιν, ἐπεὶ τὸ στίφος εἶδον τὸ τῶν Αἰγυπτίων. Καὶ νῦν γε, ἔφη, λέγεται αὐτοῦ ἡ γυνὴ, ἀνελομένη τὸν νεκρὸν, καὶ ἐνθεμένη εἰς τὴν ἁρμάμαξαν, ἐν ᾗπερ αὐτὴ ὠχεῖτο, προσκεκομικέναι αὐτὸν ἐνθάδε πη πρὸς τὸν Πακτωλὸν ποταμόν. Καὶ τοὺς μὲν εὐνούχους καὶ τοὺς θεράποντας αὐτοῦ ὀρύττειν φασὶν ἐπὶ λόφου τινὸς θήκην τῷ τελευτήσαντι· τὴν δὲ γυναῖκα λέγουσιν, ὡς κάθηται χαμαὶ, κεκοσμηκυῖα, οἷς εἶχε, τὸν ἄνδρα, τὴν κεφαλὴν αὐτοῦ ἔχουσα ἐπὶ τοῖς γόνασι.—Ταῦτα ἀκούσας ὁ Κῦρος [3] ἐπαίσατο ἄρα τὸν μηρὸν, καὶ

εὐθὺς ἀναπηδήσας ἐπὶ τὸν ἵππον, λαβὼν χιλίους ἱππέας, [1] ἤλαυνεν ἐπὶ τὸ πάθος. Γαδάταν δὲ καὶ Γωβρύαν ἐκέλευσεν, ὅ τι δύναιντο λαβόντας καλὸν κόσμημα ἀνδρὶ φίλῳ καὶ ἀγαθῷ τετελευτηκότι, μεταδιώκειν. καὶ ὅστις εἶχε τὰς ἑπομένας ἀγέλας, καὶ βοῦς καὶ ἵππους εἶπε τούτῳ καὶ ἄλλα πρόβατα πολλὰ ἐλαύνειν, [2] ὅποι ἂν αὐτὸν πυνθάνηται ὄντα, ὡς ἐπισφαγείη τῷ Ἀβραδάτῃ.

Ἐπεὶ δὲ εἶδε τὴν γυναῖκα χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσέ τε ἐπὶ τῷ πάθει, καὶ εἶπε·—Φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή! οἴχῃ δὴ ἀπολιπὼν ἡμᾶς·—καὶ ἅμα ἐδεξιοῦτο αὐτὸν, καὶ ἡ χεὶρ τοῦ νεκροῦ ἐπηκολούθησεν· ἀπεκέκοπτο γὰρ κοπίδι ὑπὸ τῶν Αἰγυπτίων. Ὁ δὲ ἰδὼν πολὺ ἔτι μᾶλλον ἤλγησε· καὶ ἡ γυνὴ δὲ ἀνωδύρατο, καὶ δεξαμένη δὴ παρὰ τοῦ Κύρου ἐφίλησέ τε τὴν χεῖρα, καὶ πάλιν, ὡς οἷόν τ' ἦν, προσήρμοσε· καὶ εἶπε,—Καὶ [3] τἆλλα τοι, ὦ Κῦρε, οὕτως ἔχει·—ἀλλὰ τί δεῖ σε ὁρᾶν; Καὶ ταῦτ', ἔφη, οἶδ' ὅτι δι' ἐμὲ οὐχ ἥκιστα ἔπαθεν, ἴσως δὲ καὶ διὰ σὲ, ὦ Κῦρε, οὐδὲν ἧττον. Ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτῷ οὕτω ποιεῖν, ὅπως σοι φίλος ἄξιος λόγου φανείη· αὐτός τε οἶδ' ὅτι οὗτος οὐ τοῦτο ἐνενόει, ὅ τι πείσοιτο, ἀλλὰ τί ἄν σοι ποιήσας χαρίσαιτο. Καὶ γὰρ οὖν, ἔφη, αὐτὸς μὲν ἀμέμπτως τετελεύτηκεν, [4] ἐγὼ δ' ἡ παρακελευομένη ζῶσα παρακάθημαι.—Καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυσεν, ἔπειτα δὲ ἐφθέγξατο·—Ἀλλ' οὗτος μὲν δὴ, ὦ γύναι, ἔχει τὸ κάλλιστον τέλος· νικῶν γὰρ τετελεύτηκε· σὺ δὲ, λαβοῦσα, τοῖσδε ἐπικόσμει αὐτὸν τοῖς παρ' ἐμοῦ· (παρῆν δὲ ὁ Γωβρύας καὶ ὁ Γαδάτας πολὺν καὶ καλὸν κόσμον φέροντες·) ἔπειτα δ', ἔφη, ἴσθι, ὅτι οὐδὲ τὰ ἄλλα ἄτιμος ἔσται, ἀλλὰ καὶ τὸ μνῆμα πολλοὶ χώσουσιν ἀξίως ὑμῶν, καὶ [5] ἐπισφαγήσεται αὐτῷ, ὅσα εἰκὸς ἀνδρὶ ἀγαθῷ. Καὶ σὺ δὲ, ἔφη, οὐκ ἔρημος ἔσῃ, ἀλλ' ἐγώ

σε, καὶ σωφροσύνης ἕνεκα καὶ πάσης ἀρετῆς, καὶ τἄλλα τιμήσω, καὶ συστήσω, ὅστις ἀποκομιεῖ σε, ὅποι ἂν αὐτὴ ἐθέλῃς· μόνον, ἔφη, δήλωσον, πρὸς ὅντινα χρῄζεις κομισθῆναι.—Καὶ ἡ Πάνθεια εἶπεν·—Ἀλλὰ θάῤῥει, ἔφη, ὦ Κῦρε, οὐ μή σε κρύψω, πρὸς ὅντινα βούλομαι ἀφικέσθαι.

Ὁ μὲν δὴ ταῦτα εἰπὼν ἀπῄει, [1] κατοικτείρων τήν τε γυναῖκα, οἵου ἀνδρὸς στεροῖτο, καὶ τὸν ἄνδρα, οἵαν γυναῖκα καταλιπὼν οὐκέτ' ὄψοιτο. Ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν [2] ἀποστῆναι· (ἕως ἄν, ἔφη, τόνδε ἐγὼ ὀδύρωμαι, ὡς βούλομαι·) τῇ δὲ τροφῷ εἶπε παραμένειν, καὶ ἐπέταξεν αὐτῇ, ἐπειδὰν ἀποθάνῃ, περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἐν ἑνὶ ἱματίῳ. Ἡ δὲ τροφὸς πολλὰ ἱκετεύουσα μὴ ποιεῖν τοῦτο, ἐπεὶ οὐδὲν ἤνυε, καὶ χαλεπαίνουσαν ἑώρα, ἐκάθητο κλαίουσα. Ἡ δὲ, ἀκινάκην πάλαι [3] παρεσκευασμένη, σφάττει ἑαυτὴν, καὶ, ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρὸς τὴν ἑαυτῆς κεφαλὴν, ἀπέθνησκεν. Ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω, ὥσπερ ἡ Πάνθεια ἐπέστελλεν. Ὁ δὲ Κῦρος, ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικὸς, ἐκπλαγεὶς, ἵεται, εἴ τι δύναιτο βοηθῆσαι. Οἱ δὲ εὐνοῦχοι, ἰδόντες τὸ γεγενημένον, τρεῖς ὄντες, [4] σπασάμενοι κἀκεῖνοι τοὺς ἀκινάκας, ἀποσφάττονται, οὗπερ ἔταξεν αὐτοὺς, ἑστηκότες. ([5] Καὶ νῦν τὸ μνῆμα μέχρι [τοῦ νῦν] τῶν εὐνούχων κεχῶσθαι λέγεται· καὶ ἐπὶ μὲν τῇ ἄνω στήλῃ, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐπιγεγράφθαι φασὶ τὰ ὀνόματα, Σύρια γράμματα· κάτω δὲ εἶναι τρεῖς λέγουσι στήλας, καὶ ἐπιγεγράφθαι, [6] ΣΚΗΠΤΟΥΧΩΝ.) Ὁ δὲ Κῦρος, ὡς ἐπλησίασε τῷ πάθει, ἀγασθείς τε τὴν γυναῖκα καὶ κατολοφυράμενος, ἀπῄει· [7] καὶ τούτων μὲν, ᾗ εἰκὸς, ἐπεμελήθη, ὡς τύχοιεν πάντων τῶν καλῶν, καὶ τὸ μνῆμα ὑπερμέγεθες ἐχώσθη, ὥς φασιν.

* * *

Εκ τοῦ βιϐλίου ὀγδόου.

Τα τοῦ ΚΥΡΟΥ ἀποθνήσκοντος.

Οὕτω δὲ τοῦ αἰῶνος προκεχωρηκότος, μάλα δὴ πρεσϐύτης ὢν ὁ Κῦρος ἀφικνεῖται εἰς Πέρσας, [1] τὸ ἕϐδομον ἐπὶ τῆς αὐτοῦ ἀρχῆς. Καὶ ὁ μὲν πατὴρ καὶ ἡ μήτηρ πάλαι δὴ, ὥσπερ εἰκὸς, ἐτετελευτήκεσαν αὐτῷ· ὁ δὲ Κῦρος ἔθυσε τὰ νομιζόμενα ἱερὰ, [2] καὶ τοῦ χοροῦ ἡγήσατο Πέρσαις κατὰ τὰ πάτρια, καὶ τὰ δῶρα πᾶσι διέδωκεν, ὥσπερ εἰώθει. Κοιμηθεὶς δ᾽ ἐν τῷ βασιλείῳ, ὄναρ εἶδε τοιόνδε· ἔδοξεν αὐτῷ προσελθὼν κρείττων τις, ἢ κατὰ ἄνθρωπον, εἰπεῖν·—Συσκευάζου, ὦ Κῦρε· ἤδη γὰρ εἰς θεοὺς ἄπει.—Τοῦτο δὲ ἰδὼν τὸ ὄναρ ἐξηγέρθη, καὶ σχεδὸν ἐδόκει εἰδέναι, ὅτι τοῦ βίου ἡ τελευτὴ παρείη. Εὐθὺς οὖν λαϐὼν ἱερεῖα, ἔθυε Διΐ τε πατρῴῳ καὶ Ἡλίῳ καὶ τοῖς ἄλλοις θεοῖς ἐπὶ τῶν ἄκρων, ὡς Πέρσαι θύουσιν, ὧδε ἐπευχόμενος· "Ζεῦ πατρῷε καὶ Ἥλιε, καὶ πάντες θεοὶ, "δέχεσθε τάδε καὶ τελεστήρια πολλῶν καὶ καλῶν πρά-"ξεων, καὶ χαριστήρια, ὅτι ἐσημήνατέ μοι, καὶ ἐν ἱε-"ροῖς, καὶ ἐν οὐρανίοις σημείοις, καὶ ἐν οἰωνοῖς, καὶ ἐν "φήμαις, ἅ τ᾽ ἐχρῆν ποιεῖν, καὶ ἃ οὐκ ἐχρῆν. Πολλὴ "δ᾽ ὑμῖν χάρις, ὅτι κἀγὼ ἐγίγνωσκον τὴν ὑμετέραν ἐπι-"μέλειαν, καὶ οὐδεπώποτε ἐπὶ ταῖς εὐτυχίαις ὑπὲρ ἄν-"θρωπον ἐφρόνησα. Αἰτοῦμαι δ᾽ ὑμᾶς, δοῦναι καὶ νῦν "παισὶ μὲν καὶ γυναικὶ καὶ φίλοις καὶ πατρίδι εὐδαι-"μονίαν· ἐμοὶ δὲ, οἷόν περ αἰῶνα δεδώκατε, τοιαύτην "καὶ τελευτὴν δοῦναι." Ὁ μὲν δὴ ταῦτα ποιήσας, καὶ οἴκαδε ἐλθὼν, ἔδοξεν ἡδέως ἀναπαύσεσθαι, καὶ κατεκλίθη. Επεὶ δὲ ὥρα ἦν, οἱ τεταγμένοι προσιόντες λούσασθαι αὐτὸν ἐκέλευον. Ὁ δ᾽ ἔλεγεν, ὅτι ἡδέως ἀνα

παύοιτο. Οἱ δ' αὖ τεταγμένοι, ἐπεὶ ὥρα ἦν, δεῖπνον παρετίθεσαν· τῷ δὲ ἡ ψυχὴ σῖτον μὲν οὐ προσίετο· διψῆν δ' ἐδόκει, καὶ ἔπινεν ἡδέως. Ὡς δὲ καὶ τῇ ὑστεραίᾳ συνέβαινεν αὐτῷ ταὐτὰ, καὶ τῇ τρίτῃ, ἐκάλεσε τοὺς παῖδας· [1] οἱ δ' ἔτυχον συνηκολουθηκότες αὐτῷ, καὶ ὄντες ἐν Πέρσαις. Ἐκάλεσε δὲ καὶ τοὺς φίλους, καὶ τὰς Περσῶν ἀρχάς· παρόντων δὲ πάντων, ἤρχετο τοιοῦδε λόγου· "Παῖδες ἐμοὶ, καὶ πάντες οἱ παρόντες φίλοι, ἐμοὶ "μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστιν· (ἐκ πολλῶν τοῦτο "σαφῶς γιγνώσκω·) ὑμᾶς δὲ χρὴ, ὅταν τελευτήσω, "ὥσπερ εὐδαίμονος ἐμοῦ καὶ λέγειν καὶ ποιεῖν πάντα. "Ἐγὼ γὰρ, παῖς τε ὢν, τὰ ἐν παισὶ νομιζόμενα καλὰ "δοκῶ κεκαρπῶσθαι· ἐπεί τε ἥβησα, τὰ ἐν νεανίσκοις· "τέλειός τε ἀνὴρ γενόμενος, τὰ ἐν ἀνδράσι. [2] Σὺν "τῷ χρόνῳ τε προϊόντι ἀεὶ συναυξανομένην ἐπιγιγνώσ-"κειν ἐδόκουν καὶ τὴν ἐμὴν δύναμιν· ὥστε καὶ τοὐμὸν γῆ-"ρας οὐδεπώποτε ᾐσθόμην τῆς ἐμῆς νεότητος ἀσθενέστε-"ρον γιγνόμενον· καὶ οὔτ' ἐπιχειρήσας, οὔτ' ἐπιθυμήσας "οἶδα, ὅτου ἠτύχησα. Καὶ τοὺς μὲν φίλους ἐπεῖδον δι' "ἐμοῦ εὐδαίμονας γενομένους, τοὺς δὲ πολεμίους ὑπ' ἐμοῦ "δουλωθέντας· καὶ τὴν πατρίδα, πρόσθεν [3] ἰδιωτεύουσαν ἐν "τῇ Ἀσίᾳ, νῦν προτετιμημένην καταλείπω· ὧν τ' ἐκτη-"σάμην, οὐδὲν οἶδα, ὅ τι οὐ διεσωσάμην. Καὶ τὸν μὲν "παρελθόντα χρόνον ἔπραττον οὕτως, ὥσπερ ηὐχόμην· "φόβος δέ μοι συμπαρομαρτῶν, μή τι ἐν τῷ ἐπιόντι "χρόνῳ ἢ ἴδοιμι ἢ ἀκούσαιμι ἢ πάθοιμι χαλεπὸν, οὐκ "εἴα τελέως μέγα φρονεῖν, [4] οὐδ' εὐφραίνεσθαι ἐκπε-"πταμένως. Νῦν δ' ἢν τελευτήσω, καταλείπω μὲν ὑμᾶς, "ὦ παῖδες, ζῶντας, οὕσπερ ἔδοσάν μοι οἱ θεοὶ γενέσ-"θαι· καταλείπω δὲ πατρίδα καὶ φίλους εὐδαιμονοῦν-"τας· [5] ὥστε πῶς οὐκ ἂν ἐγὼ, δικαίως μακαριζόμενος "τὸν ἀεὶ χρόνον μνήμης τυγχάνοιμι; Δεῖ δὲ καὶ τὴν

"βασιλείαν μὲ ἤδη [1] σαφηνίσαντα καταλιπεῖν· ὡς ἂν
"μὴ, ἀμφίλογος γενομένη, πράγματα ὑμῖν παράσχῃ.
"Ἐγὼ δὲ νῦν φιλῶ μὲν ἀμφοτέρους ὑμᾶς ὁμοίως, ὦ
"παῖδες· τὸ δὲ προβουλεύειν καὶ προηγεῖσθαι, ἐφ' ὅ τι
"ἂν καιρὸς δοκῇ εἶναι, τοῦτο προστάττω τῷ προτέρῳ γε-
"νομένῳ, καὶ πλειόνων, κατὰ τὸ εἰκὸς, ἐμπείρῳ. Ἐπαι-
"δεύθην δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆσδε τῆς ἐμῆς τε καὶ
"ὑμετέρας πατρίδος, τοῖς πρεσβυτέροις, οὐ μόνον ἀδελ-
"φοῖς, ἀλλὰ καὶ πολίταις, [2] καὶ ὁδῶν καὶ θάκων καὶ
"λόγων ὑπείκειν· καὶ ὑμᾶς δὲ, ὦ παῖδες, οὕτως ἐξ ἀρ-
"χῆς ἐπαίδευον, τοὺς μὲν γεραιτέρους προτιμᾷν, τῶν δὲ
"νεωτέρων προτετιμῆσθαι. [3] ὡς οὖν παλαιὰ καὶ εἰθισ-
"μένα καὶ ἔννομα λέγοντος ἐμοῦ, οὕτως ἀποδέχεσθε.
"Καὶ σὺ μὲν, ὦ Καμβύση, τὴν βασιλείαν ἔχε, (θεῶν
"τε διδόντων καὶ ἐμοῦ, ὅσον ἐν ἐμοί.) σοὶ δὲ, ὦ Ταναοξάρη,
"σατράπην εἶναι δίδωμι Μήδων τε καὶ Ἀρμενίων, καὶ
"τρίτων Καδουσίων. ταῦτα δέ σοι διδοὺς, νομίζω ἀρχὴν
"μὲν μείζω καὶ τοὔνομα τῆς βασιλείας τῷ πρεσβυτέρῳ
"καταλιπεῖν, εὐδαιμονίαν δέ σοι ἀλυποτέραν. Ὁποίας
"μὲν γὰρ ἀνθρωπίνης εὐφροσύνης ἐπιδεὴς ἔσῃ, οὐχ ὁρῶ·
"ἀλλὰ πάντα σοι τὰ δοκοῦντα ἀνθρώπους εὐφραίνειν παρ-
"έσται. [4] Τὸ δὲ δυσκαταπρακτοτέρων ἐρᾷν, καὶ τὸ πολλὰ
"μεριμνᾷν, καὶ τὸ μὴ δύνασθαι ἡσυχίαν ἔχειν, κεντριζό-
"μενον ὑπὸ τῆς πρὸς τἀμὰ ἔργα φιλονεικίας, καὶ τὸ
"ἐπιβουλεύειν καὶ τὸ ἐπιβουλεύεσθαι, ταῦτα τῷ βασι-
"λεύοντι ἀνάγκη σοῦ μᾶλλον συμπαρομαρτεῖν· ἅ, σάφ'
"ἴσθι, τῷ εὐφραίνεσθαι πολλὰς ἀσχολίας παρέχει.
"[5] Οἶσθα μὲν οὖν καὶ σὺ, ὦ Καμβύση, ὅτι οὐ τόδε τὸ
"χρυσοῦν σκῆπτρον τὸ τὴν βασιλείαν διασῶζόν ἐστιν,
"ἀλλ' οἱ πιστοὶ φίλοι σκῆπτρον βασιλεῦσιν ἀληθέστατον
"καὶ ἀσφαλέστατον. Πιστοὺς δὲ μὴ νόμιζε φύσει φύεσ-
"θαι ἀνθρώπους· (πᾶσι γὰρ ἂν οἱ αὐτοὶ πιστοὶ φαίνοιντο,

“ὥσπερ καὶ τἄλλα τὰ πεφυκότα πᾶσι τὰ αὐτὰ φαίνεται·) ἀλλὰ τοὺς πιστοὺς τίθεσθαι δεῖ ἕκαστον ἑαυτῷ· ἡ δὲ κτῆσις αὐτῶν ἐστιν οὐδαμῶς σὺν τῇ βίᾳ, ἀλλὰ μᾶλλον σὺν τῇ εὐεργεσίᾳ. Εἰ οὖν καὶ ἄλλους τινὰς πειράσῃ συμφύλακας τῆς βασιλείας ποιεῖσθαι, [1] μηδαμόθεν πρότερον ἄρχου, ἢ ἀπὸ τοῦ ὁμόθεν γενομένου. Καὶ πολῖταί τοι ἄνθρωποι ἀλλοδαπῶν οἰκειότεροι, καὶ σύσσιτοι ἀποσκήνων· οἱ δὲ ἀπὸ τοῦ αὐτοῦ σπέρματος φύντες, καὶ ὑπὸ τῆς αὐτῆς μητρὸς τραφέντες, καὶ ἐν τῇ αὐτῇ οἰκίᾳ αὐξηθέντες, καὶ ὑπὸ τῶν αὐτῶν γονέων ἀγαπώμενοι, καὶ τὴν αὐτὴν μητέρα καὶ τὸν αὐτὸν πατέρα προσαγορεύοντες,—πῶς οὐ πάντων οὗτοι οἰκειότατοι; Μὴ οὖν, ἃ οἱ θεοὶ ὑφήγηνται ἀγαθὰ εἰς οἰκειότητα ἀδελφοῖς, μάταιά ποτε ποιήσητε, ἀλλ' ἐπὶ ταῦτα εὐθὺς οἰκοδομεῖτε ἄλλα φιλικὰ ἔργα· καὶ οὕτως ἀεὶ ἀνυπέρβλητος ἄλλοις ἔσται ἡ ὑμετέρα φιλία. Ἑαυτοῦ τοι κήδεται ὁ προνοῶν ἀδελφοῦ· τίνι γὰρ ἄλλῳ ἀδελφὸς, μέγας ὢν, οὕτω καλὸν, ὡς ἀδελφῷ; τίς δ' ἄλλος τιμήσεται δὴ ἄνδρα μέγα δυνάμενον οὕτως, ὡς ἀδελφός; τίνα δὲ φοβήσεταί τις ἀδικεῖν, ἀδελφοῦ μεγάλου ὄντος, οὕτως ὡς τὸν ἀδελφόν; Μήτε οὖν θᾶττον μηδείς σου τούτῳ ὑπακουέτω, μήτε προθυμότερον παρέστω· οὐδενὶ γὰρ οἰκειότερα τὰ τούτου οὔτε ἀγαθὰ, οὔτε δεινὰ, ἢ σοί. Ἐννόει δὲ καὶ τάδε· τίνι χαρισάμενος ἐλπίσαις ἂν μειζόνων τυχεῖν, ἢ τούτῳ; τίνι δ' ἂν βοηθήσας ἰσχυρότερον σύμμαχον ἀντιλάβοις; τίνα δ' αἴσχιον μὴ φιλεῖν, ἢ τὸν ἀδελφόν; τίνα δὲ ἁπάντων κάλλιον προτιμᾶν, ἢ τὸν ἀδελφόν; [2] Μόνου τοι, ὦ Καμβύση, πρώτου ὄντος ἀδελφοῦ παρ' ἀδελφῷ, οὐδὲ φθόνος παρὰ τῶν ἄλλων ἐφικνεῖται.—Ἀλλὰ πρὸς θεῶν πατρῴων, ὦ παῖδες, τιμᾶτε ἀλλήλους, εἴ τι καὶ τοῦ ἐμοὶ χαρίζεσθαι μέλει ὑμῖν. οὐ γὰρ δήπου τοῦτό γε σαφῶς δοκεῖτε εἰδέναι, ὡς οὐδὲν ἔσομαι ἐγὼ ἔτι,

"ἐπειδὰν τοῦ ἀνθρωπίνου βίου τελευτήσω. Οὐδὲ γὰρ νῦν "τοι τήν γ' ἐμὴν ψυχὴν ἑωρᾶτε, ἀλλ', οἷς διεπράττετο, "τούτοις αὐτὴν ὡς ὄσαν κατεφωρᾶτε. [1] Τὰς δὲ τῶν ἄδικα "παθόντων ψυχὰς οὔπω κατενοήσατε, οἵους μὲν φόβους "τοῖς μιαιφόνοις ἐμβάλλουσιν; οἵους δὲ παλαμναίους τοῖς "ἀνοσίοις ἐπιπέμπουσι; Τοῖς δὲ φθιμένοις τὰς τιμὰς "διαμένειν ἔτι ἂν δοκεῖτε, εἰ μηδενὸς αὐτῶν αἱ ψυχαὶ "κύριαι ἦσαν; Οὔτοι ἔγωγε, ὦ παῖδες, οὐδὲ τοῦτο πώ"ποτε ἐπείσθην, ὡς ἡ ψυχὴ, ἕως μὲν ἂν ἐν θνητῷ "σώματι ᾖ, ζῇ· ὅταν δὲ τούτου ἀπαλλαγῇ, τέθνηκεν. "Ὁρῶ γὰρ, ὅτι καὶ τὰ θνητὰ σώματα, ὅσον ἂν ἐν αὐ"τοῖς χρόνον ᾖ ἡ ψυχὴ, ζῶντα παρέχεται. Οὐδέ γε, "ὅπως ἄφρων ἔσται ἡ ψυχὴ, ἐπειδὰν τοῦ ἄφρονος σώ"ματος δίχα γένηται, οὐδὲ τοῦτο πέπεισμαι· ἀλλ', ὅταν "ἄκρατος καὶ καθαρὸς ὁ νοῦς ἐκκριθῇ, τότε καὶ φρο"νιμώτατον εἰκὸς αὐτὸν εἶναι. Διαλυομένου δὲ ἀν"θρώπου, δῆλά ἐστιν ἕκαστα ἀπιόντα πρὸς τὸ ὁμόφυλον, "πλὴν τῆς ψυχῆς· αὕτη δὲ μόνη οὔτε παροῦσα οὔτε "ἀπιοῦσα ὁρᾶται. Ἐννοήσατε δὲ, ἔφη, ὅτι ἐγγύτερον "μὲν τῷ ἀνθρωπίνῳ θανάτῳ οὐδέν ἐστιν ὕπνου· ἡ δὲ τοῦ "ἀνθρώπου ψυχὴ τότε δήπου θειοτάτη καταφαίνεται, καὶ "τότε τὶ τῶν μελλόντων προορᾷ· τότε γὰρ, ὡς ἔοικε, "μάλιστα ἐλευθεροῦται. Εἰ μὲν οὖν οὕτως ἔχει ταῦτα, "ὥσπερ ἐγὼ οἴομαι, καὶ ἡ ψυχὴ καταλείπει τὸ σῶμα, "καὶ τὴν ἐμὴν ψυχὴν καταιδούμενοι, ποιεῖτε, ἃ ἐγὼ "δέομαι. Εἰ δὲ μὴ οὕτως, ἀλλὰ μένουσα ἡ ψυχὴ ἐν "τῷ σώματι συναποθνήσκει,—ἀλλὰ θεούς γε τοὺς ἀεὶ "ὄντας, καὶ πάντ' ἐφορῶντας, καὶ πάντα δυναμένους, "οἳ καὶ τὴν τῶν ὅλων τήνδε τάξιν συνέχουσιν ἀτριβῆ "καὶ ἀγήρατον καὶ ἀναμάρτητον, καὶ ὑπὸ κάλλους "καὶ μεγέθους ἀδιήγητον, τούτους φοβούμενοι, μήτε ἀσε"βὲς μηδὲν, μηδὲ ἀνόσιον, μήτε ποιήσητε, μήτε βουλεύ-

“ σητε. Μετὰ μέντοι θεοὺς, καὶ ἀνθρώπων τὸ πᾶν γένος τὸ ἀεὶ ἐπιγιγνόμενον αἰδεῖσθε. οὐ γὰρ ἐν σκότῳ ὑμᾶς οἱ θεοὶ ἀποκρύπτονται, ἀλλ᾽ ἐμφανῆ πᾶσιν ἀνάγκη ἀεὶ ζῆν τὰ ὑμέτερα ἔργα· ἃ, ἢν μὲν καθαρὰ καὶ ἔξω τῶν ἀδίκων φαίνηται, δυνατοὺς ὑμᾶς ἐν πᾶσιν ἀνθρώποις ἀναδείξει· εἰ δὲ εἰς ἀλλήλους ἄδικόν τι φρονήσετε, ἐκ πάντων ἀνθρώπων [1] τὸ ἀξιόπιστοι εἶναι ἀποβαλεῖτε. Οὐδεὶς γὰρ ἂν ἔτι πιστεῦσαι δύναιτο ὑμῖν, οὐδ᾽ εἰ πάνυ προθυμοῖτο, ἰδὼν ἀδικούμενον τὸν μάλιστα φιλίᾳ προσήκοντα. [2] Εἰ μὲν οὖν ἐγὼ ὑμᾶς ἱκανῶς διδάσκω, οἵους χρὴ πρὸς ἀλλήλους εἶναι·—εἰ δὲ μὴ, καὶ παρὰ τῶν προγεγενημένων μανθάνετε· αὕτη γὰρ ἀρίστη διδασκαλία. Οἱ μὲν γὰρ πολλοὶ διαγεγένηνται φίλοι μὲν γονεῖς παισὶ, φίλοι δὲ ἀδελφοὶ [3] ἀδελφοῖς· ἤδη δέ τινες τούτων καὶ ἐναντία ἀλλήλοις ἔπραξαν. ὁποτέροις ἂν οὖν αἰσθάνησθε τὰ πραχθέντα συνενεγκόντα, ταῦτα δὴ αἱρούμενοι, ὀρθῶς ἂν βουλεύοισθε.—Καὶ τούτων μὲν ἴσως ἤδη ἅλις.—Τὸ δ᾽ ἐμὸν σῶμα, ὦ παῖδες, ὅταν τελευτήσω, μήτε ἐν χρυσῷ θῆτε, μήτε ἐν ἀργύρῳ, μήτε ἐν ἄλλῳ μηδενί· ἀλλὰ τῇ γῇ ὡς τάχιστα ἀπόδοτε. Τί γὰρ τούτου μακαριώτερον, τοῦ γῇ μιχθῆναι, ἣ πάντα μὲν τὰ καλὰ, πάντα δὲ τἀγαθὰ φύει τε καὶ τρέφει; Ἐγὼ καὶ ἄλλως φιλάνθρωπος ἐγενόμην, καὶ νῦν ἡδέως [4] ἂν μοι δοκῶ κοινωνῆσαι τοῦ εὐεργετοῦντος ἀνθρώπους.—[5] Ἀλλὰ γὰρ ἤδη, ἔφη, ἐκλείπειν μοι φαίνεται ἡ ψυχὴ, [6] ὅθενπερ, [7] ὡς ἔοικε, πᾶσιν ἄρχεται ἀπολείπουσα. Εἴ τις οὖν ὑμῶν ἢ δεξιᾶς βούλεται τῆς ἐμῆς ἅψασθαι, ἢ ὄμμα τοὐμὸν ζῶντος ἔτι προσιδεῖν ἐθέλει, προσίτω· ὅταν δ᾽ ἐγὼ ἐγκαλύψωμαι, αἰτοῦμαι ὑμᾶς, ὦ παῖδες, μηδεὶς ἔτ᾽ ἀνθρώπων τοὐμὸν σῶμα ἰδέτω, μηδ᾽ αὐτοὶ ὑμεῖς. Πέρσας μέντοι πάντας καὶ τοὺς συμμάχους ἐπὶ τὸ μνῆμα τοὐμὸν παρακαλεῖτε,

"συνησθησομένους ἐμοί, ὅτι ἐν τῷ ἀσφαλεῖ ἤδη ἔσομαι, "ὡς μηδὲν ἂν ἔτι κακὸν παθεῖν, μήτε ἢν μετὰ τοῦ θείου "γένωμαι, μήτε ἢν μηδὲν ἔτι ὦ. ὁπόσοι δ' ἂν ἔλθωσι, "τούτους εὖ ποιήσαντες, [1] ὁπόσα ἐπ' ἀνδρὶ εὐδαίμονι νομίζεται, ἀποπέμπετε. Καὶ τοῦτο, ἔφη, [2] μέμνησθέ μου "τελευταῖον—Τοὺς φίλους εὐεργετοῦντες, καὶ τοὺς ἐχθροὺς δυνήσεσθε κολάζειν.—Καὶ χαίρετε, ὦ φίλοι παῖδες, καὶ τῇ μητρὶ [3] ἀπαγγέλλετε ὡς παρ' ἐμοῦ· καὶ "πάντες δὲ οἱ παρόντες καὶ οἱ ἀπόντες φίλοι χαίρετε." Ταῦτ' εἰπὼν, καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο, καὶ οὕτως ἐτελεύτησεν.

ΞΕΝΟΦΩΝΤΟΣ

[1] ΚΥΡΟΥ ΑΝΑΒΑΣΕΩΣ Α΄.

[Ex Edit. Thomae Hutchinson. Oxon. 1735. 4to.]

ΔΑΡΕΙΟΥ καὶ Παρυσάτιδος [2] γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Αρταξέρξης, νεώτερος δὲ Κῦρος. Επεὶ δὲ ἠσθένει Δαρεῖος, καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι. Ο μὲν οὖν πρεσβύτερος [3] παρὼν ἐτύγχανε· [4] Κῦρον δὲ μετεπέμπετο ἀπὸ τῆς ἀρχῆς, ἧς αὐτὸν [5] σατράπην ἐποίησε· καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων, ὅσοι εἰς Καστωλοῦ πεδίον ἀθροίζονται. Αναβαίνει οὖν ὁ Κῦρος, λαβὼν Τισσαφέρνην ὡς φίλον· καὶ, τῶν Ἑλλήνων δὲ ἔχων [6] ὁπλίτας, ἀνέβη, τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παῤῥάσιον.

Επειδὴ δὲ ἐτελεύτησε Δαρεῖος, καὶ [7] κατέστη εἰς τὴν βασιλείαν Αρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν, ὡς ἐπιβουλεύοι αὐτῷ. Ὁ δὲ πείθεταί τε καὶ συλλαμβάνει Κῦρον, ὡς ἀποκτενῶν· ἡ δὲ μήτηρ, [8] ἐξαιτησαμένη αὐτὸν, ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν. Ὁ δ᾽, ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθεὶς, [9] βουλεύεται, ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ, ἀλλ᾽, ἢν δύνηται, βασιλεύσει ἀντ᾽ ἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ [10] ὑπῆρχε τῷ Κύρῳ, φιλοῦσα αὐτὸν μᾶλλον, ἢ τὸν βασιλεύοντα Αρταξέρξην. Ὅστις δ᾽ ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν, πάντας οὕτω διατιθεὶς ἀνεπέμπετο, ὥσθ᾽ ἑαυτῷ μᾶλλον φίλους εἶναι, ἢ βασιλεῖ

Καὶ τῶν παρ' ἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο, ὡς πολεμεῖν τε ἱκανοὶ [1] εἴησαν, καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. Τὴν δὲ Ἑλληνικὴν δύναμιν ἤθροιζεν, [2] ὡς μάλιστα ἐδύνατο ἐπικρυπτόμενος, ὅπως [3] ὅτι ἀπαρασκευαστότατον λάβοι βασιλέα. [4] Ὅτε οὖν ἐποιεῖτο τὴν συλλογὴν, ὁπόσους εἶχε φύλακας ἐν ταῖς πόλεσι, παρήγγειλε τοῖς φρουράρχοις ἑκάστοις λαμβάνειν ἄνδρας Πελοποννησίους, [5] ὅτι πλείστυς καὶ βελτίστους, [6] ὡς ἐπιβουλεύοντος Τισσαφέρνους ταῖς πόλεσι. Καὶ γὰρ ἦσαν αἱ Ἰωνικαὶ πόλεις· [7] Τισσαφέρνους τὸ ἀρχαῖον, ἐκ βασιλέως δεδομέναι· τότε δ' [8] ἀπέστησαν πρὸς Κῦρον πᾶσαι, πλὴν Μιλήτου. Εν Μιλήτῳ δ' ὁ Τισσαφέρνης, προαισθόμενος τὰ αὐτὰ ταῦτα βουλευομένους, [ἀποστῆναι πρὸς Κῦρον,] τοὺς μὲν ἀπέκτεινε, τοὺς δ' ἐξέβαλεν. Ὁ δὲ Κῦρος, ὑπολαβὼν τοὺς φεύγοντας, συλλέξας στράτευμα, ἐπολιόρκει Μίλητον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ ἐπειρᾶτο [9] κατάγειν τοὺς ἐκπεπτωκότας.—Αὕτη οὖν ἄλλη πρόφασις ἦν αὐτῷ τοῦ ἀθροίζειν στράτευμα. Πρὸς δὲ βασιλέα πέμπων, ἠξίου, ἀδελφὸς ὢν αὐτοῦ, δοθῆναί οἱ ταύτας τὰς πόλεις μᾶλλον, ἢ Τισσαφέρνην ἄρχειν αὐτῶν· καὶ ἡ μήτηρ συνέπραττεν αὐτῷ ταῦτα· ὥστε βασιλεὺς τῆς πρὸς ἑαυτὸν ἐπιβουλῆς οὐκ ᾐσθάνετο, Τισσαφέρνει δὲ ἐνόμιζε πολεμοῦντα αὐτὸν ἀμφὶ τὰ στρατεύματα δαπανᾷν· ὥστε οὐδὲν ἤχθετο αὐτῶν πολεμούντων. καὶ γὰρ ὁ Κῦρος ἀπέπεμπε τοὺς γιγνομένους δασμοὺς βασιλεῖ ἐκ τῶν πόλεων, ὧν ὁ Τισσαφέρνης [10] ἐτύγχανεν ἔχων.

Ἄλλο δὲ στράτευμα συνελέγετο αὐτῷ ἐν Χεῤῥονήσῳ, τῇ καταντιπέρας Ἀβύδου, [11] τόνδε τὸν τρόπον.—Κλέαρχος ἦν Λακεδαιμόνιος, φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος ἠγάσθη τε αὐτὸν, καὶ δίδωσιν αὐτῷ [12] μυρίους δαρεικούς. Ὁ δὲ λαβὼν τὸ χρυσίον, στράτευμα συνέλεξεν ἀπὸ τούτων τῶν χρημάτων, καὶ ἐπολέμει, ἐκ Χεῤῥονήσου ὁρμώμενος, τοῖς Θρᾳξὶ τοῖς ὑπὲρ Ἑλλήσποντον οἰ-

κοῦσι, καὶ ὠφέλει τοὺς Ἕλληνας· ὥστε καὶ χρήματα συνεβάλλοντο αὐτῷ, εἰς τὴν τροφὴν τῶν στρατιωτῶν, αἱ Ἑλλησποντικαὶ πόλεις ἑκοῦσαι. [1] Τοῦτο δ' αὖ οὕτω τρεφόμενον ἐλάνθανεν αὐτῷ τὸ στράτευμα. Ἀρίστιππος δὲ ὁ Θετταλὸς ἐτύγχανε ξένος ὢν αὐτῷ, καὶ πιεζόμενος ὑπὸ τῶν οἴκοι ἀντιστασιωτῶν, ἔρχεται πρὸς τὸν Κῦρον, καὶ αἰτεῖται αὐτὸν εἰς δισχιλίους ξένους, καὶ τριῶν μηνῶν μισθὸν, [2] ὡς οὕτω περιγενόμενος ἂν τῶν ἀντιστασιωτῶν. Ὁ δὲ Κῦρος δίδωσιν αὐτῷ εἰς τετρακισχιλίους, καὶ ἓξ μηνῶν μισθόν· καὶ δεῖται αὐτοῦ [3] μὴ πρόσθεν καταλῦσαι πρὸς τοὺς ἀντιστασιώτας, πρὶν ἂν αὐτῷ συμβουλεύσηται. Οὕτω δὲ αὖ τὸ ἐν Θετταλίᾳ [4] ἐλάνθανεν αὐτῷ τρεφόμενον στράτευμα. Πρόξενον δὲ τὸν Βοιώτιον, φίλον ὄντα αὐτῷ, ἐκέλευσε, λαβόντα ἄνδρας ὅτι πλείστους, παραγενέσθαι, ὡς ἐπὶ Πεισίδας βουλόμενος στρατεύεσθαι, ὡς πράγματα παρεχόντων Πεισιδῶν τῇ ἑαυτοῦ χώρᾳ. Σοφαίνετον δὲ τὸν Στυμφάλιον, καὶ Σωκράτην τὸν Ἀχαιὸν, ξένους ὄντας καὶ τούτους, ἐκέλευσεν ἄνδρας λαβόντας ἐλθεῖν ὅτι πλείστους, ὡς πολεμήσων Τισσαφέρνῃ σὺν τοῖς φυγάσι τῶν Μιλησίων. Καὶ ἐποίουν οὕτως οὗτοι.

Επεὶ δ' ἐδόκει αὐτῷ ἤδη [5] πορεύεσθαι ἄνω, τὴν μὲν πρόφασιν ἐποιεῖτο, ὡς Πεισίδας βουλόμενος ἐκβαλεῖν παντάπασιν ἐκ τῆς χώρας· καὶ ἀθροίζει ὡς ἐπὶ τούτους τό τε βαρβαρικὸν καὶ τὸ Ἑλληνικὸν ἐνταῦθα στράτευμα. καὶ παραγγέλλει τῷ τε Κλεάρχῳ, λαβόντι, ἥκειν, ὅσον ἦν αὐτῷ στράτευμα· καὶ τῷ Ἀριστίππῳ, [6] συναλλαγέντι πρὸς τοὺς οἴκοι, ἀποπέμψαι πρὸς ἑαυτὸν, ὃ εἶχε στράτευμα. και Ξενίᾳ τῷ Ἀρκάδι, ὃς αὐτῷ προειστήκει τοῦ ἐν ταῖς πόλεσι [7] ξενικοῦ, ἥκειν παρήγγειλε, λαβόντα τοὺς ἄνδρας, πλὴν ὁπόσοι ἱκανοὶ εἴησαν τὰς ἀκροπόλεις φυλάττειν. Εκάλεσε δὲ καὶ τοὺς Μίλητον πολιορκοῦντας· καὶ τοὺς φυγάδας ἐκέλευσε σὺν αὐτῷ στρατεύεσθαι, ὑπο-

σχόμενος αὐτοῖς, εἰ καλῶς [1] καταπράξειεν, ἐφ' ἃ ἐστρατεύετο, μὴ πρόσθεν παύσασθαι, πρὶν αὐτοὺς καταγάγοι οἴκαδε. Οἱ δὲ ἡδέως ἐπείθοντο· (ἐπίστευον γὰρ αὐτῷ·) καὶ λαβόντες τὰ ὅπλα, προσήεσαν εἰς Σάρδεις. Ξενίας μὲν δὴ, τοὺς ἐκ τῶν πόλεων λαβὼν, παρεγένετο εἰς Σάρδεις, ὁπλίτας εἰς τετρακισχιλίους· Πρόξενος δὲ παρῆν, ἔχων ὁπλίτας μὲν εἰς πεντακοσίους καὶ χιλίους, γυμνῆτας δὲ πεντακοσίους· Σοφαίνετος δὲ ὁ Στυμφάλιος, ὁπλίτας ἔχων χιλίους· Σωκράτης δὲ ὁ Ἀχαιὸς, ὁπλίτας ἔχων ὡς πεντακοσίους· Πασίων δὲ ὁ Μεγαρεὺς, εἰς ἑπτακοσίους ἔχων ἄνδρας, παρεγένετο· ἦν δὲ καὶ οὗτος καὶ ὁ Σωκράτης [2] τῶν ἀμφὶ Μίλητον στρατευομένων. Οὗτοι μὲν εἰς Σάρδεις αὐτῷ ἀφίκοντο. Τισσαφέρνης δὲ, κατανοήσας ταῦτα, καὶ μείζονα ἡγησάμενος εἶναι, ἢ ὡς ἐπὶ Πεισίδας, τὴν παρασκευὴν, πορεύεται [3] ὡς βασιλέα, [4] ᾗ ἐδύνατο τάχιστα, ἱππέας ἔχων ὡς πεντακοσίους. Καὶ βασιλεὺς μὲν δὴ, ἐπεὶ ἤκουσε παρὰ Τισσαφέρνους τὸν Κύρου στόλον, ἀντιπαρεσκευάζετο.

Κῦρος δὲ ἔχων, οὓς εἶπον, ὡρμᾶτο ἀπὸ Σάρδεων· καὶ [5] ἐξελαύνει διὰ τῆς Λυδίας, [6] σταθμοὺς τρεῖς, [7] παρασάγγας εἴκοσι καὶ δύο, ἐπὶ τὸν Μαίανδρον ποταμόν. Τούτου τὸ εὖρος δύο [8] πλέθρα· γέφυρα δὲ ἐπῆν ἐζευγμένη πλοίοις ἑπτά. Τοῦτον διαβὰς, ἐξελαύνει διὰ Φρυγίας, σταθμὸν ἕνα, παρασάγγας ὀκτὼ, εἰς [9] Κολοσσὰς, πόλιν οἰκουμένην, εὐδαίμονα καὶ μεγάλην. Ενταῦθα ἔμεινεν ἡμέρας ἑπτά· καὶ ἧκει Μένων ὁ Θετταλὸς, ἔχων ὁπλίτας χιλίους, καὶ [10] πελταστὰς πεντακοσίους, Δόλοπας καὶ Αἰνιᾶνας καὶ Ολυνθίους. Εντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς, παρασάγγας εἴκοσιν, εἰς Κελαινὰς, τῆς Φρυγίας πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. Ενταῦθα Κύρῳ βασίλεια ἦν, καὶ παράδεισος μέγας, ἀγρίων θηρίων πλήρης, ἃ ἐκεῖνος ἐθήρευεν ἀπὸ ἵππου, ὁπότε γυμνάσαι βούλοιτο

ἑαυτόν τε καὶ τοὺς ἵππους. Διὰ μέσου δὲ τοῦ παραδείσου ῥεῖ ὁ Μαίανδρος ποταμός· αἱ δὲ πηγαὶ αὐτοῦ εἰσὶν ἐκ τῶν βασιλείων· ῥεῖ δὲ καὶ διὰ τῆς Κελαινῶν πόλεως. Εστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἐρυμνὰ, ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ, ὑπὸ τῇ ἀκροπόλει. ῥεῖ δὲ καὶ οὗτος διὰ τῆς πόλεως, καὶ [1] ἐμβάλλει εἰς τὸν Μαίανδρον· τοῦ δὲ Μαρσύου τὸ εὖρος εἴκοσι καὶ πέντε ποδῶν. Ενταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν, νικήσας ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί· διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. Ενταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει, λέγεται οἰκοδομῆσαι ταῦτά τε τὰ βασίλεια, καὶ τὴν Κελαινῶν ἀκρόπολιν. Ενταῦθα ἔμεινε Κῦρος ἡμέρας τριάκοντα· καὶ ἧκε Κλέαρχος ὁ Λακεδαιμόνιος, φυγὰς, ἔχων ὁπλίτας χιλίους, καὶ πελταστὰς Θρᾷκας ὀκτακοσίους, καὶ τοξότας Κρῆτας διακοσίους. Ἅμα δὲ καὶ Σωσίας παρῆν ὁ Συρακούσιος, ἔχων ὁπλίτας χιλίους καὶ Σοφαίνετος ὁ Ἀρκὰς, ἔχων ὁπλίτας χιλίους. Ενταῦθα Κῦρος ἐξέτασιν καὶ ἀριθμὸν τῶν Ἑλλήνων ἐποίησεν ἐν τῷ παραδείσῳ, καὶ ἐγένοντο οἱ σύμπαντες, ὁπλῖται μὲν μύριοι καὶ χίλιοι, πελτασταὶ δὲ ἀμφὶ τοὺς δισχιλίους.

Εντεῦθεν ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας δέκα, εἰς Πέλτας, πόλιν οἰκουμένην. Ενταῦθα ἔμεινεν ἡμέρας τρεῖς· ἐν αἷς Ξενίας ὁ Ἀρκὰς [2] τὰ Λύκαια ἔθυσε, καὶ ἀγῶνα ἔθηκε· τὰ δὲ ἆθλα ἦσαν [3] στλεγγίδες χρυσαῖ· ἐθεώρει δὲ τὸν ἀγῶνα καὶ Κῦρος. Εντεῦθεν ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας δώδεκα, εἰς [4] Κεραμῶν ἀγορὰν, πόλιν οἰκουμένην, ἐσχάτην ἐν τῇ Μυσίᾳ χώρᾳ. Εντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς, παρασάγγας τριάκοντα, εἰς Καΰστρου πεδίον, πόλιν οἰκουμένην. Ενταῦθα

ἔμεινεν ἡμέρας πέντε· καὶ τοῖς στρατιώταις ὠφείλετο μισθὸς, πλέον ἢ τριῶν μηνῶν· καὶ πολλάκις ἰόντες ἐπὶ τὰς θύρας ἀπῄτουν. [1] Ὁ δὲ ἐλπίδας λέγων διῆγε· καὶ δῆλος ἦν ἀνιώμενος· [2] οὐ γὰρ ἦν πρὸς τοῦ Κύρου τρόπου, ἔχοντα μὴ ἀποδιδόναι. Ενταῦθα ἀφικνεῖται Επύαξα, ἡ Συεννέσιος γυνὴ τοῦ Κιλίκων βασιλέως, παρὰ Κῦρον· καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. Τῇ οὖν στρατιᾷ τότε ἀπέδωκε Κῦρος μισθὸν τεττάρων μηνῶν. Εἶχε δὲ ἡ Κίλισσα καὶ φύλακας περὶ αὐτὴν Κίλικας καὶ Ἀσπενδίους· ἐλέγετο δὲ Κῦρον καὶ συγγίνεσθαι τῇ Κιλίσσῃ.

Εντεῦθεν ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας δέκα, εἰς Θύμβριον, πόλιν οἰκουμένην. Ενταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη, τοῦ Φρυγῶν βασιλέως· ἐφ' ᾗ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι, οἴνῳ κεράσας αὐτήν. Εντεῦθεν ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας δέκα, εἰς Τυριαῖον, πόλιν οἰκουμένην· ἐνταῦθα ἔμεινεν ἡμέρας τρεῖς. Καὶ λέγεται δεηθῆναι ἡ Κίλισσα Κύρου, ἐπιδεῖξαι τὸ στράτευμα ἑαυτῇ. βουλόμενος οὖν ἐπιδεῖξαι, ἐξέτασιν ποιεῖται ἐν τῷ πεδίῳ, τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων. [3] Εκέλευσε δὲ τοὺς Ἕλληνας, ὡς νόμος αὐτοῖς εἰς μάχην, οὕτω ταχθῆναι καὶ στῆναι, συντάξαι δὲ ἕκαστον τοὺς ἑαυτοῦ. Ετάχθησαν οὖν [4] ἐπὶ τεττάρων· εἶχε δὲ τὸ μὲν δεξιὸν Μένων καὶ οἱ σὺν αὐτῷ· τὸ δ' εὐώνυμον Κλέαρχος καὶ οἱ ἐκείνου· τὸ δὲ μέσον οἱ ἄλλοι στρατηγοί. Εθεώρει οὖν ὁ Κῦρος πρῶτον μὲν τοὺς βαρβάρους, (οἱ δὲ παρήλαυνον τεταγμένοι κατ' ἴλας καὶ κατὰ τάξεις,) εἶτα δὲ τοὺς Ἕλληνας, παρελαύνων ἐφ' ἅρματος, καὶ ἡ Κίλισσα [5] ἐφ' ἁρμαμάξης. Εἶχον δὲ πάντες κράνη χαλκᾶ, καὶ χιτῶνας φοινικοῦς, καὶ κνημῖδας, καὶ τὰς ἀσπίδας ἐκκεκαθαρμένας. [6] Επεὶ δὲ πάντας παρήλασε, στήσας τὸ ἅρμα πρὸ τῆς φάλαγγος [μέσης,]

πέμψας Πίγρητα, τὸν ἑρμηνέα, παρὰ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων, ἐκέλευσε προβαλέσθαι τὰ ὅπλα, καὶ ἐπιχωρῆσαι ὅλην τὴν φάλαγγα. Οἱ δὲ ταῦτα προεῖπον τοῖς στρατιώταις· καὶ ἐπεὶ ἐσάλπιγξε, προβαλλόμενοι τὰ ὅπλα ἐπήεσαν. [1] Ἐκ δὲ τούτου, θᾶττον προϊόντων σὺν κραυγῇ, [2] ἀπὸ τοῦ αὐτομάτου δρόμος ἐγένετο τοῖς στρατιώταις ἐπὶ τὰς σκηνάς. Τῶν δὲ βαρβάρων φόβος πολλοῖς τε καὶ ἄλλοις, καὶ ἥ τε Κίλισσα ἔφυγεν ἐκ τῆς ἁρμαμάξης· καὶ [3] οἱ ἐκ τῆς ἀγορᾶς, καταλιπόντες τὰ ὤνια, ἔφευγον· οἱ δὲ Ἕλληνες σὺν γέλωτι ἐπὶ τὰς σκηνὰς ἦλθον. Ἡ δὲ Κίλισσα, ἰδοῦσα τὴν λαμπρότητα καὶ τὴν τάξιν τοῦ στρατεύματος, ἐθαύμαζε. Κῦρος δὲ ἥσθη, τὸν ἐκ τῶν Ἑλλήνων εἰς τοὺς βαρβάρους φόβον ἰδών.

Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς, παρασάγγας εἴκοσιν, εἰς Ἰκόνιον, τῆς Φρυγίας πόλιν ἐσχάτην. Ἐνταῦθα ἔμεινε τρεῖς ἡμέρας. Ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Λυκαονίας, σταθμοὺς πέντε, παρασάγγας τριάκοντα. Ταύτην τὴν χώραν ἐπέτρεψε διαρπάσαι τοῖς Ἕλλησιν, ὡς πολεμίαν οὖσαν. Ἐντεῦθεν ὁ Κῦρος τὴν Κίλισσαν εἰς Κιλικίαν ἀποπέμπει, τὴν ταχίστην ὁδόν· καὶ συνέπεμψεν αὐτῇ στρατιώτας, οὓς Μένων εἶχε, καὶ αὐτὸν [Μένωνα τὸν Θεσσαλόν.] Κῦρος δὲ, μετὰ τῶν ἄλλων, ἐξελαύνει διὰ Καππαδοκίας, σταθμοὺς τέσσαρας, παρασάγγας εἴκοσι καὶ πέντε, πρὸς Δάναν, πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. Ἐνταῦθα ἔμεινεν ἡμέρας τρεῖς· ἐν αἷς Κῦρος ἀπέκτεινεν ἄνδρα Πέρσην, Μεγαφέρνην, [4] φοινικιστὴν βασίλειον, καὶ [5] ἕτερόν τινα τῶν ὑπάρχων δυνάστην, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ. Ἐντεῦθεν ἐπειρῶντο [6] ἐσβάλλειν εἰς τὴν Κιλικίαν· ἡ δὲ εἰσβολὴ ἦν ὁδὸς ἁμαξιτὸς, ὀρθία ἰσχυρῶς, καὶ ἀμήχανος εἰσελθεῖν στρατεύματι, εἴ τις ἐκώλυεν. Ἐλέγετο δὲ καὶ Συέννεσιν εἶναι

ἐπὶ τῶν ἄκρων, φυλάττοντα τὴν εἰσβολήν· δι' ὃ ἔμεινεν ἡμέραν ἐν τῷ πεδίῳ. Τῇ δ' ὑστεραίᾳ ἧκεν ἄγγελος λέγων, ὅτι λελοιπὼς εἴη Συέννεσις τὰ ἄκρα, [1] ἐπεὶ ᾔσθετο τό τε Μένωνος στράτευμα, ὅτι ἐν Κιλικίᾳ εἴη εἴσω τῶν ὀρέων, καὶ ὅτι τριήρεις ἤκουε περιπλεούσας ἀπὸ Ἰωνίας εἰς Κιλικίαν Ταμὼν ἔχοντα, τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. Κῦρος δ' οὖν ἀνέβη ἐπὶ τὰ ὄρη, οὐδενὸς κωλύοντος, καὶ εἷλε τὰς σκηνὰς, οὗ ἐφύλαττον οἱ Κίλικες. Εντεῦθεν δὲ κατέβαινεν εἰς πεδίον μέγα, καλὸν καὶ ἐπίῤῥυτον, καὶ δένδρων παντοδαπῶν ἔμπλεων, καὶ ἀμπέλων· πολὺ δὲ καὶ [2] σήσαμον καὶ μελίνην καὶ κέγχρον καὶ πυροὺς καὶ κριθὰς φέρει. Ορος δ' αὐτὸ περιέχει ὀχυρὸν καὶ ὑψηλὸν πάντῃ ἐκ θαλάττης εἰς θάλατταν.

Καταβὰς δὲ διὰ τούτου τοῦ πεδίου, ἤλασε σταθμοὺς τέσσαρας, παρασάγγας πέντε καὶ εἴκοσιν, εἰς Ταρσοὺς, πόλιν τῆς Κιλικίας μεγάλην καὶ εὐδαίμονα. Ενταῦθα ἦσαν τὰ Συεννέσιος βασίλεια, τοῦ Κιλίκων βασιλέως· διὰ μέσης δὲ τῆς πόλεως ῥεῖ ποταμὸς, Κύδνος ὄνομα, εὖρος δύο πλέθρων. Ταύτην τὴν πόλιν ἐξέλιπον οἱ ἐνοικοῦντες, μετὰ Συεννέσιος, [3] εἰς χωρίον ὀχυρὸν ἐπὶ τὰ ὄρη· πλὴν οἱ τὰ καπηλεῖα ἔχοντες· ἔμειναν δὲ καὶ οἱ παρὰ τὴν θάλατταν οἰκοῦντες ἐν Σόλοις καὶ ἐν Ἰσσοῖς. Επύαξα δὲ, ἡ Συεννέσιος γυνὴ, προτέρα Κύρου πέντε ἡμέρας εἰς Ταρσοὺς ἀφίκετο. ἐν δὲ τῇ ὑπερβολῇ τῶν ὀρέων, τῶν εἰς τὸ πεδίον, δύο λόχοι τοῦ Μένωνος στρατεύματος ἀπώλοντο. οἱ μὲν ἔφασαν, ἁρπάζοντάς τι κατακοπῆναι ὑπὸ τῶν Κιλίκων· οἱ δὲ, ὑπολειφθέντας, καὶ οὐ δυναμένους εὑρεῖν τὸ ἄλλο στράτευμα, οὐδὲ τὰς ὁδοὺς, εἶτα πλανωμένους ἀπολέσθαι. ἦσαν δὲ οὗτοι ἑκατὸν ὁπλῖται. Οἱ δ' ἄλλοι, ἐπειδὴ ἧκον, τήν τε πόλιν τοὺς Ταρσοὺς διήρπασαν, διὰ τὸν

ὄλεθρον τῶν συστρατιωτῶν ὀργιζόμενοι, καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ. Κῦρος δὲ, ἐπεὶ εἰσήλασεν εἰς τὴν πόλιν, μετεπέμπετο Συέννεσιν πρὸς ἑαυτόν. Ὁ δὲ οὔτε πρότερον οὐδενί πω κρείττονι ἑαυτοῦ εἰς χεῖρας ἐλθεῖν ἔφη· οὔτε τότε Κύρῳ ἰέναι ἤθελε, πρὶν ἡ γυνὴ αὐτὸν ἔπεισε, καὶ πίστεις ἔλαβε. Μετὰ δὲ ταῦτα, ἐπεὶ συνεγένοντο ἀλλήλοις, Συέννεσις μὲν Κύρῳ ἔδωκε χρήματα πολλὰ εἰς τὴν στρατιὰν, Κῦρος δ' ἐκείνῳ δῶρα, ἃ νομίζεται παρὰ βασιλεῦσι τίμια, ἵππον χρυσοχάλινον, καὶ στρεπτὸν χρυσοῦν, καὶ ψέλλια, καὶ ἀκινάκην χρυσοῦν, καὶ στολὴν Περσικὴν,—[1] καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι· τὰ δὲ ἡρπασμένα ἀνδράποδα, ἤν που ἐντυγχάνωσιν, ἀπολαμβάνειν.

Ενταῦθ' ἔμεινε Κῦρος καὶ ἡ στρατιὰ ἡμέρας εἴκοσιν· οἱ γὰρ στρατιῶται [2] οὐκ ἔφασαν ἰέναι τοῦ πρόσω· ὑπώπτευον γὰρ ἤδη ἐπὶ βασιλέα ἰέναι· μισθωθῆναι δὲ οὐκ ἐπὶ τούτῳ ἔφασαν. Πρῶτος δὲ Κλέαρχος τοὺς αὑτοῦ στρατιώτας [3] ἐβιάζετο ἰέναι· οἱ δὲ αὐτόν τε ἔβαλλον, καὶ τὰ ὑποζύγια τὰ ἐκείνου, ἐπεὶ ἤρξατο προϊέναι. Κλέαρχος δὲ τότε μὲν μικρὸν ἐξέφυγε τοῦ μὴ καταπετρωθῆναι· ὕστερον δὲ, ἐπεὶ ἔγνω, ὅτι οὐ δυνήσεται βιάσασθαι, συνήγαγεν ἐκκλησίαν τῶν αὑτοῦ στρατιωτῶν· καὶ πρῶτον μὲν ἐδάκρυε πολὺν χρόνον ἑστώς· (οἱ δὲ ὁρῶντες ἐθαύμαζον καὶ ἐσιώπων·)—εἶτα ἔλεξε τοιάδε·

“Ἄνδρες στρατιῶται, μὴ θαυμάζετε, ὅτι [4] χαλεπῶς “φέρω τοῖς παροῦσι πράγμασιν. Εμοὶ γὰρ Κῦρος ξένος “ἐγένετο, καί με, φεύγοντα ἐκ τῆς πατρίδος, τά τε “ἄλλα ἐτίμησε, καὶ μυρίους ἔδωκε δαρεικούς· οὓς ἐγὼ “λαβὼν, οὐκ εἰς τὸ ἴδιον κατεθέμην ἐμοὶ, [5] ἀλλ' οὐδὲ “καθηδυπάθησα, ἀλλ' εἰς ὑμᾶς ἐδαπάνων. Καὶ πρῶ“τον μὲν πρὸς τοὺς Θρᾷκας ἐπολέμησα, καὶ ὑπὲρ τῆς “Ἑλλάδος ἐτιμωρούμην μεθ' ὑμῶν, ἐκ τῆς Χεῤῥονήσου

"αὐτοὺς ἐξελαύνων, [1] βουλομένους ἀφαιρεῖσθαι τοὺς ἐνοικοῦντας Ἕλληνας τὴν γῆν. Ἐπειδὴ δὲ Κῦρος ἐκάλει, λαβὼν ὑμᾶς ἐπορευόμην, ἵνα, εἴ τι δέοιτο, [2] ὠφελοίην αὐτὸν, ἀνθ᾽ ὧν εὖ ἔπαθον ὑπ᾽ ἐκείνου. Ἐπεὶ δὲ ὑμεῖς οὐ βούλεσθε συμπορεύεσθαι, ἀνάγκη δή μοι, ἢ ὑμᾶς προδόντα τῇ Κύρου φιλίᾳ χρῆσθαι, ἢ πρὸς ἐκεῖνον ψευσάμενον [3] μεθ᾽ ὑμῶν εἶναι. Εἰ μὲν δὴ δίκαια ποιήσω, οὐκ οἶδα· αἱρήσομαι δ᾽ οὖν ὑμᾶς, καὶ σὺν ὑμῖν, ὅ τι ἂν δέῃ, πείσομαι. Καὶ οὔποτ᾽ ἐρεῖ οὐδεὶς, ὡς ἐγὼ Ἕλληνας ἀγαγὼν εἰς τοὺς βαρβάρους, προδοὺς τοὺς Ἕλληνας, τὴν τῶν βαρβάρων φιλίαν εἱλόμην. Ἀλλὰ, ἐπεὶ ὑμεῖς ἐμοὶ οὐκ ἐθέλετε πείθεσθαι, οὐδὲ ἕπεσθαι, ἐγὼ σὺν ὑμῖν ἕψομαι, καὶ, ὅ τι ἂν δέῃ, πείσομαι. [4] Νομίζω γὰρ ὑμᾶς ἐμοὶ εἶναι πατρίδα, καὶ φίλους, καὶ συμμάχους, καὶ σὺν ὑμῖν μὲν ἂν εἶναι τίμιος, ὅπου ἂν ὦ· ὑμῶν δ᾽ ἐρημωθεὶς, οὐκ ἂν ἱκανὸς εἶναι οἶμαι, οὔτ᾽ ἂν φίλον ὠφελῆσαι, οὔτ᾽ ἂν ἐχθρὸν ἀλεξήσασθαι. [5] Ὡς ἐμοῦ οὖν ἰόντος, ὅπῃ ἂν καὶ ὑμεῖς, οὕτω τὴν γνώμην ἔχετε." Ταῦτα εἶπεν· οἱ δὲ στρατιῶται, οἵ τε αὐτοῦ ἐκείνου, καὶ οἱ ἄλλοι, ταῦτα ἀκούσαντες, ὅτι οὐ φαίη παρὰ βασιλέα πορεύεσθαι, ἐπῄνεσαν· παρὰ δὲ Ξενίου καὶ Πασίωνος πλείους ἢ δισχίλιοι, λαβόντες τὰ ὅπλα καὶ τὰ σκευοφόρα, ἐστρατοπεδεύσαντο παρὰ Κλεάρχῳ.

[6] Κῦρος δὲ, τούτοις ἀπορῶν τε καὶ λυπούμενος, μετεπέμπετο τὸν Κλέαρχον. ὁ δ᾽ ἰέναι μὲν οὐκ ἤθελε, λάθρα δὲ τῶν στρατιωτῶν πέμπων αὐτῷ ἄγγελον, [7] ἔλεγε θαῤῥεῖν, ὡς καταστησομένων τούτων εἰς τὸ δέον· μεταπέμπεσθαι δ᾽ ἐκέλευεν αὐτόν· αὐτὸς δὲ οὐκ ἔφη ἰέναι. Μετὰ δὲ ταῦτα συναγαγὼν τοὺς αὑτοῦ στρατιώτας,—καὶ τοὺς προσελθόντας αὐτῷ, καὶ τῶν ἄλλων τὸν βουλόμενον,—ἔλεξε τοιάδε·

"Ἄνδρες στρατιῶται, τὰ μὲν δὴ Κύρου δῆλον ὅτι οὕτως

ἔχει πρὸς ἡμᾶς, ὥσπερ τὰ ἡμέτερα πρὸς ἐκεῖνον· οὔτε γὰρ ἡμεῖς ἔτι ἐκείνου στρατιῶται, (ἐπεί γε οὐ συνεπόμεθα αὐτῷ,) οὔτε ἐκεῖνος ἡμῖν ἔτι μισθοδότης. Ὅτι μέντοι ἀδικεῖσθαι νομίζει ὑφ᾽ ἡμῶν, οἶδα· ὥστε καί, μεταπεμπομένου αὐτοῦ, οὐκ ἐθέλω ἐλθεῖν, [1] τὸ μὲν μέγιστον, αἰσχυνόμενος, ὅτι σύνοιδα ἐμαυτῷ πάντα ἐψευσμένος αὐτόν· ἔπειτα δὲ καὶ δεδιώς, μή, λαβών με, [2] δίκην ἐπιθῇ, ὧν νομίζει ὑπ᾽ ἐμοῦ ἠδικῆσθαι. Ἐμοὶ οὖν δοκεῖ οὐχ ὥρα εἶναι ἡμῖν καθεύδειν, οὐδ᾽ ἀμελεῖν ἡμῶν αὐτῶν, ἀλλὰ βουλεύεσθαι, ὅ τι χρὴ ποιεῖν ἐκ τούτων. Καὶ εἴτε μένομεν αὐτοῦ, σκεπτέον μοι δοκεῖ εἶναι, ὅπως ἀσφαλέστατα μένωμεν· εἴτε δὴ δοκεῖ ἀπιέναι, ὅπως ἀσφαλέστατα ἀπίωμεν, καὶ ὅπως τὰ ἐπιτήδεια ἕξομεν· ἄνευ γὰρ τούτων, οὔτε στρατηγοῦ οὔτε ἰδιώτου ὄφελος οὐδέν. Ὁ δὲ ἀνὴρ πολλοῦ μὲν ἄξιος φίλος, ᾧ ἂν φίλος ᾖ· χαλεπώτατος δ᾽ ἐχθρός, ᾧ ἂν πολέμιος ᾖ. Ἔτι δὲ δύναμιν ἔχει καὶ πεζὴν καὶ ἱππικὴν καὶ ναυτικήν, ἣν πάντες ὁμοίως ὁρῶμέν τε καὶ ἐπιστάμεθα· καὶ γὰρ οὐδὲ πόῤῥω δοκοῦμέν μοι αὐτοῦ καθέζεσθαι· ὥστε ὥρα λέγειν, ὅ τι τὶς γιγνώσκει ἄριστον εἶναι.” Ταῦτ᾽ εἰπών, ἐπαύσατο.

Ἐκ δὲ τούτου ἀνίσταντο, οἱ μὲν ἐκ τοῦ αὐτομάτου, λέξοντες, ἃ ἐγίγνωσκον· οἱ δὲ καὶ ὑπ᾽ ἐκείνου ἐγκέλευστοι, ἐπιδεικνύντες, [3] οἵα εἴη ἀπορία, ἄνευ τῆς Κύρου γνώμης, καὶ μένειν καὶ ἀπιέναι. Εἷς δὲ δὴ εἶπε, προσποιούμενος σπεύδειν ὡς τάχιστα πορεύεσθαι εἰς τὴν Ἑλλάδα, στρατηγοὺς μὲν ἑλέσθαι ἄλλους ὡς τάχιστα, εἰ μὴ βούλεται Κλέαρχος ἀπάγειν· τὰ δ᾽ ἐπιτήδεια ἀγοράζεσθαι, (ἡ δ᾽ ἀγορὰ ἦν ἐν τῷ βαρβαρικῷ στρατεύματι,) καὶ [4] συσκευάζεσθαι· ἐλθόντας δὲ Κῦρον αἰτεῖν πλοῖα, ὡς ἀποπλέοιεν· ἐὰν δὲ μὴ διδῷ ταῦτα, ἡγεμόνα αἰτεῖν Κῦρον, ὅστις ὡς διὰ φιλίας τῆς χώρας ἀπάξει· ἐὰν δὲ μηδὲ ἡγεμόνα

διδῷ, συντάττεσθαι [1] τὴν ταχίστην· πέμψαι δὲ καὶ προκαταληψομένους τὰ ἄκρα, ὅπως [2] μὴ φθάσωσι μήτε ὁ Κῦρος μήτε οἱ Κίλικες καταλαβόντες· ὧν πολλοὺς καὶ πολλὰ χρήματα ἔχομεν ἡρπακότες. Οὗτος μὲν δὴ τοιαῦτα εἶπε· μετὰ δὲ τοῦτον Κλέαρχος εἶπε τοσοῦτον·

[3] Ὡς μὲν στρατηγήσοντα ἐμὲ ταύτην τὴν στρατηγίαν, μηδεὶς ὑμῶν λεγέτω (πολλὰ γὰρ ἐνορῶ, δι᾽ ἃ ἐμοὶ τοῦτο οὐ ποιητέον·) ὡς δὲ—τῷ ἀνδρί, ὃν ἂν ἕλησθε, πείσομαι ᾗ δυνατὸν μάλιστα· ἵνα εἰδῆτε, ὅτι καὶ ἄρχεσθαι ἐπίσταμαι, ὥς τις καὶ ἄλλος μάλιστα ἀνθρώπων. Μετὰ δὲ τοῦτον ἄλλος ἀνέστη, ἐπιδεικνὺς μὲν τὴν εὐήθειαν τοῦ τὰ πλοῖα αἰτεῖν κελεύοντος, ὥσπερ πάλιν τὸν στόλον Κύρου μὴ ποιουμένου· ἐπιδεικνὺς δέ, ὡς εὔηθες εἴη, ἡγεμόνα αἰτεῖν παρὰ τούτου, [4] ᾧ λυμαινόμεθα τὴν πρᾶξιν. Εἰ δέ τι καὶ τῷ ἡγεμόνι πιστεύσομεν, ᾧ ἂν Κῦρος διδῷ, τί κωλύει, καὶ τὰ ἄκρα ἡμῖν κελεύειν Κῦρον προκαταλαμβάνειν; Ἐγὼ γὰρ [5] ὀκνοίην μὲν ἂν εἰς τὰ πλοῖα ἐμβαίνειν, ἃ ἡμῖν δοίη, μὴ ἡμᾶς αὐταῖς ταῖς τριήρεσι καταδύσῃ· φοβοίμην δ᾽ ἂν τῷ ἡγεμόνι, ᾧ ἂν δοίη, ἕπεσθαι, μὴ ἡμᾶς ἀγάγοι, ὅθεν οὐχ οἷόν τε ἔσται ἐξελθεῖν· βουλοίμην δ᾽ ἄν, ἄκοντος ἀπιὼν Κύρου, λαθεῖν αὐτὸν ἀπελθών· ὃ οὐ δυνατόν ἐστιν.—Ἀλλ᾽ ἔγωγε φημὶ ταῦτα μὲν φλυαρίας εἶναι· δοκεῖ δέ μοι, ἄνδρας ἐλθόντας πρὸς Κῦρον, οἵτινες ἐπιτήδειοι, σὺν Κλεάρχῳ, ἐρωτᾷν ἐκεῖνον, τί βούλεται ἡμῖν χρῆσθαι· καὶ ἐὰν μὲν ἡ πρᾶξις ᾖ παραπλησία, οἵαπερ καὶ πρότερον ἐχρῆτο τοῖς ξένοις, ἕπεσθαι καὶ ἡμᾶς, καὶ μὴ κακίους εἶναι τῶν πρόσθεν τούτῳ συναναβάντων· ἐὰν δὲ μείζων ἡ πρᾶξις τῆς πρόσθεν φαίνηται, καὶ ἐπιπονωτέρα καὶ [6] ἐπικινδυνοτέρα, ἀξιοῦν, ἢ πείσαντα ἡμᾶς ἄγειν, ἢ πεισθέντα [7] πρὸς φιλίαν ἀφιέναι· οὕτω γὰρ καὶ ἑπόμενοι ἂν φίλοι αὐτῷ καὶ πρόθυμοι ἑποίμεθα, καὶ ἀπιόντες ἀσφαλῶς ἂν ἀπίοιμεν·—ὅ τι δ᾽ ἂν

πρὸς ταῦτα λέγῃ, ἀπαγγεῖλαι δεῦρο· ἡμᾶς δ᾽ ἀκούσαντας πρὸς ταῦτα βουλεύεσθαι. Ἔδοξε δὲ ταῦτα.

Καὶ ἄνδρας ἑλόμενοι σὺν Κλεάρχῳ πέμπουσιν, οἳ ἠρώτων Κῦρον τὰ δόξαντα τῇ στρατιᾷ. Ὁ δ᾽ ἀπεκρίνατο, ὅτι ἀκούοι Ἀβροκόμαν, ἐχθρὸν ἄνδρα, ἐπὶ τῷ Εὐφράτῃ ποταμῷ εἶναι, ἀπέχοντα δώδεκα σταθμούς· πρὸς τοῦτον οὖν ἔφη βούλεσθαι ἐλθεῖν· κἂν μὲν ᾖ ἐκεῖ, τὴν δίκην ἔφη χρῄζειν ἐπιθεῖναι αὐτῷ· ἢν δὲ φεύγῃ, ἡμεῖς ἐκεῖ πρὸς ταῦτα βουλευσόμεθα. Ἀκούσαντες δὲ ταῦτα οἱ αἱρετοὶ, ἀναγγέλλουσι τοῖς στρατιώταις· τοῖς δὲ ὑποψία μὲν ἦν, [1] ὅτι ἄγει πρὸς βασιλέα, ὅμως δὲ ἐδόκει ἕπεσθαι. [2] Προσαιτοῦσι δὲ μισθὸν ὁ Κῦρος ὑπισχνεῖται [3] ἡμιόλιον πᾶσι δώσειν, οὗ πρότερον ἔφερον,—ἀντὶ δαρεικοῦ, τρία ἡμιδαρεικὰ, [4] τοῦ μηνὸς, τῷ στρατιώτῃ· ὅτι δ᾽ ἐπὶ βασιλέα ἄγοι, οὐδ᾽ ἐνταῦθ᾽ ἤκουεν οὐδεὶς,—ἔν γε τῷ φανερῷ.

Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας δέκα, ἐπὶ τὸν Σάρον ποταμὸν, οὗ ἦν τὸ εὖρος τρία πλέθρα. Ἐντεῦθεν ἐξελαύνει σταθμὸν ἕνα, παρασάγγας πέντε, ἐπὶ τὸν Πύραμον ποταμὸν, οὗ τὸ εὖρος στάδιον. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο, παρασάγγας πεντεκαίδεκα, εἰς Ἰσσοὺς, τῆς Κιλικίας ἐσχάτην πόλιν, ἐπὶ τῇ θαλάττῃ, οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. Ἐνταῦθα ἔμεινεν ἡμέρας τρεῖς· καὶ Κύρῳ παρῆσαν αἱ ἐκ Πελοποννήσου νῆες, τριάκοντα καὶ πέντε, καὶ ἐπὶ ταύταις ναύαρχος Πυθαγόρας Λακεδαιμόνιος. Ἡγεῖτο δ᾽ αὐτῶν Ταμὼς Αἰγύπτιος ἐξ Ἐφέσου, ἔχων ναῦς ἑτέρας Κύρου πέντε καὶ εἴκοσιν· αἷς ἐπολιόρκει Μίλητον, ὅτι Τισσαφέρνῃ φίλη ἦν· καὶ συνεπολέμει Κύρῳ πρὸς αὐτόν. Παρῆν δὲ καὶ Χειρίσοφος ὁ Λακεδαιμόνιος ἐπὶ τῶν νεῶν, μετάπεμπτος ὑπὸ Κύρου, ἑπτακοσίους ἔχων ὁπλίτας, ὧν ἐστρατήγει παρὰ Κύρῳ. Αἱ δὲ νῆες ὥρμουν παρὰ τὴν Κύρου σκηνήν. Ἐν-

ταῦθα καὶ οἱ παρ' Ἀβροκόμᾳ μισθοφόροι Ἕλληνες [1] ἀποστάντες ἦλθον παρὰ Κῦρον, τετρακόσιοι ὁπλῖται, καὶ συνεστρατεύοντο ἐπὶ βασιλέα.

Ἐντεῦθεν ἐξελαύνει σταθμὸν ἕνα, παρασάγγας πέντε, ἐπὶ πύλας τῆς Κιλικίας καὶ τῆς Συρίας. Ἦσαν δὲ ταῦτα δύο τείχη· καὶ τὸ μὲν ἔσωθεν, πρὸ τῆς Κιλικίας, Συέννεσις εἶχε καὶ Κιλίκων φυλακή· τὸ δ' ἔξω, τὸ πρὸ τῆς Συρίας, βασιλέως ἐλέγετο φυλακὴ φυλάττειν. Διὰ μέσου δὲ τούτων ῥεῖ ποταμὸς, Κέρσος ὄνομα, εὖρος πλέθρου. Ἅπαν δὲ τὸ μέσον τῶν τειχῶν ἦσαν στάδιοι τρεῖς· καὶ παρελθεῖν οὐκ ἦν βίᾳ· ἦν γὰρ ἡ πάροδος στενὴ, καὶ τὰ τείχη εἰς τὴν θάλατταν καθήκοντα, ὕπερθεν δὲ ἦσαν [2] πέτραι ἠλίβατοι· ἐπὶ δὲ τοῖς τείχεσιν ἀμφοτέροις [3] ἐφειστήκεσαν πύλαι. Ταύτης ἕνεκα τῆς παρόδου Κῦρος τὰς ναῦς μετεπέμψατο, ὅπως ὁπλίτας [4] ἀποβιβάσειεν εἴσω καὶ ἔξω τῶν πυλῶν, καὶ βιασάμενοι τοὺς πολεμίους παρέλθοιεν, εἰ φυλάττοιεν ἐπὶ ταῖς Συρίαις πύλαις· ὅπερ ᾤετο ποιήσειν τὸν Ἀβροκόμαν ὁ Κῦρος, ἔχοντα πολὺ στράτευμα. Ἀβροκόμας δὲ οὐ [5] τοῦτο ἐποιήσατο, ἀλλ', ἐπεὶ ἤκουε Κῦρον ἐν Κιλικίᾳ ὄντα, ἀναστρέψας ἐκ Φοινίκης παρὰ βασιλέα ἀπήλαυνεν, ἔχων, ὡς ἐλέγετο, τριάκοντα μυριάδας στρατιᾶς.

Ἐντεῦθεν ἐξελαύνει διὰ Συρίας, σταθμὸν ἕνα, παρασάγγας πέντε, εἰς Μυρίανδρον, πόλιν οἰκουμένην ὑπὸ Φοινίκων, ἐν τῇ θαλάττῃ· ἐμπόριον δ' ἦν τὸ χωρίον, καὶ ὥρμουν αὐτόθι ὁλκάδες πολλαί. Ἐνταῦθ' ἔμειναν ἡμέρας ἑπτά· καὶ Ξενίας ὁ Ἀρκὰς στρατηγὸς, καὶ Πασίων ὁ Μεγαρεὺς, ἐμβάντες εἰς πλοῖον, καὶ τὰ πλείστου ἄξια ἐνθέμενοι, ἀπέπλευσαν, [6] ὡς μέντοι πλείστοις ἐδόκει, φιλοτιμηθέντες, ὅτι τοὺς στρατιώτας αὐτῶν παρὰ Κλέαρχον ἀπελθόντας, ὡς ἀπιόντας εἰς τὴν Ἑλλάδα πάλιν, καὶ οὐ πρὸς βασιλέα, εἴα Κῦρος τὸν Κλέαρχον ἔχειν.

Ἐπεὶ δ' οὖν ἦσαν ἀφανεῖς, διῆλθεν ὁ λόγος, ὅτι διώκοι αὐτοὺς Κῦρος τριήρεσι· καὶ οἱ μὲν εὔχοντο, ὡς δολίους ὄντας, αὐτοὺς ληφθῆναι· [1] οἱ δ' ᾤκτειρον, εἰ ἁλώσοιντο.

Κῦρος δὲ, συγκαλέσας τοὺς στρατηγοὺς, εἶπεν· "Απολελοίπασιν ἡμᾶς Ξενίας καὶ Πασίων· ἀλλ' εὖ γε μέντοι ἐπιστάσθωσαν, ὅτι [2] οὔτε ἀποδεδράκασιν, οἶδα γὰρ, ὅπη οἴχονται· οὔτε ἀποπεφεύγασιν, ἔχω γὰρ τριήρεις, ὥστε ἑλεῖν τὸ ἐκείνων πλοῖον. Αλλὰ, μὰ τοὺς θεοὺς, οὐκ ἔγωγε αὐτοὺς διώξω· οὐδὲ ἐρεῖ οὐδεὶς, ὡς ἐγὼ, ἕως μὲν ἂν παρῇ τις, χρῶμαι· ἐπειδὰν δὲ ἀπιέναι βούληται, συλλαβὼν καὶ αὐτοὺς κακῶς ποιῶ, καὶ τὰ χρήματα ἀποσυλῶ. Αλλὰ [3] ἰόντων [ἂν,] εἰδότες, ὅτι κακίους εἰσὶ περὶ ἡμᾶς, ἢ ἡμεῖς περὶ ἐκείνους. Καίτοι ἔχω γε αὐτῶν καὶ τέκνα καὶ γυναῖκας, ἐν Τράλλεσι φρουρούμενα· [4] ἀλλ' οὐδὲ τούτων στερήσονται, ἀλλ' ἀπολήψονται, τῆς πρόσθεν ἕνεκα περὶ ἐμὲ ἀρετῆς." Και ὁ μὲν ταῦτα εἶπεν· οἱ δὲ Ἕλληνες, εἴ τις καὶ ἀθυμότερος ἦν πρὸς τὴν ἀνάβασιν, ἀκούσαντες τὴν Κύρου ἀρετὴν, ἥδιον καὶ προθυμότερον συνεπορεύοντο.

Μετὰ δὲ ταῦτα Κῦρος ἐξελαύνει σταθμοὺς τέσσαρας, παρασάγγας εἴκοσιν, ἐπὶ τὸν Χάλον ποταμὸν, ὄντα τὸ εὖρος πλέθρου, πλήρη δ' ἰχθύων μεγάλων καὶ πρᾳέων, οὓς οἱ Σύροι θεοὺς ἐνόμιζον, καὶ ἀδικεῖν οὐκ εἴων, οὐδὲ τὰς περιστεράς. Αἱ δὲ κῶμαι, ἐν αἷς ἐσκήνουν, Παρυσάτιδος ἦσαν, [5] εἰς ζώνην δεδομέναι. Εντεῦθεν ἐξελαύνει σταθμοὺς πέντε, παρασάγγας τριάκοντα, ἐπὶ τὰς πηγὰς τοῦ Δαράδακος ποταμοῦ, οὗ τὸ εὖρος πλέθρου. Ενταῦθα ἦσαν τὰ Βελέσιος βασίλεια, τοῦ Συρίας ἄρξαντος, καὶ παράδεισος πάνυ μέγας καὶ καλὸς, ἔχων πάντα, ὅσα ὧραι φύουσι. Κῦρος δ' αὐτὸν ἐξέκοψε, καὶ τὰ βασίλεια κατέκαυσεν. Εντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς, παρα-

σάγγας πεντεκαίδεκα, ἐπὶ τὸν Εὐφράτην ποταμὸν, ὄντα τὸ εὖρος τεττάρων σταδίων· [1] καὶ πόλις αὐτόθι ᾠκεῖτο, μεγάλη καὶ εὐδαίμων, Θάψακος ὀνόματι. Ενταῦθα ἔμειναν ἡμέρας πέντε· καὶ Κῦρος, μεταπεμψάμενος τοὺς στρατηγοὺς τῶν Ἑλλήνων, ἔλεγεν, ὅτι ἡ ὁδὸς ἔσοιτο πρὸς βασιλέα μέγαν, εἰς Βαβυλῶνα· καὶ κελεύει αὐτοὺς λέγειν ταῦτα τοῖς στρατιώταις, καὶ ἀναπείθειν ἕπεσθαι. Οἱ δὲ ποιήσαντες ἐκκλησίαν, ἀπήγγελλον ταῦτα· οἱ δὲ στρατιῶται ἐχαλέπαινον τοῖς στρατηγοῖς, καὶ ἔφασαν, αὐτοὺς πάλαι ταῦτα εἰδότας κρύπτειν· καὶ οὐκ ἔφασαν ἰέναι, ἂν μή τις αὐτοῖς χρήματα διδῷ, ὥσπερ καὶ τοῖς προτέροις μετὰ Κύρου ἀναβᾶσι παρὰ τὸν πατέρα τοῦ Κύρου· καὶ ταῦτα, οὐκ ἐπὶ μάχην ἰόντων, ἀλλὰ καλοῦντος τοῦ πατρὸς Κῦρον. Ταῦτα οἱ στρατηγοὶ ἀπήγγελλον· ὁ δ' ὑπέσχετο, ἀνδρὶ ἑκάστῳ δώσειν πέντε ἀργυρίου μνᾶς, ἐπὰν εἰς Βαβυλῶνα ἥκωσι, καὶ τὸν μισθὸν ἐντελῆ, μέχρις ἂν καταστήσῃ τοὺς Ἕλληνας εἰς Ιωνίαν πάλιν. Τὸ μὲν δὴ πολὺ τοῦ Ἑλληνικοῦ οὕτως ἐπείσθη.—Μένων δὲ, πρὶν δῆλον εἶναι, τί ποιήσουσιν οἱ ἄλλοι στρατιῶται, πότερον ἕψονται Κύρῳ, ἢ οὔ, συνέλεξε τὸ αὑτοῦ στράτευμα χωρὶς τῶν ἄλλων, καὶ ἔλεξε τάδε·

"Ανδρες, ἐὰν ἐμοὶ πεισθῆτε, οὔτε κινδυνεύσαντες, "οὔτε πονήσαντες, τῶν ἄλλων πλέον προτιμήσεσθε στρα"τιωτῶν ὑπὸ Κύρου.—Τί οὖν κελεύω ποιῆσαι;—Νῦν "δεῖται Κῦρος ἕπεσθαι τοὺς Ελληνας ἐπὶ βασιλέα. ἐγὼ "οὖν φημὶ, ἡμᾶς χρῆναι διαβῆναι τὸν Εὐφράτην ποτα"μὸν, πρὶν δῆλον εἶναι, ὅ τι οἱ ἄλλοι Ἕλληνες ἀπο"κρινοῦνται Κύρῳ. Ην μὲν γὰρ [2] ψηφίσωνται ἕπεσθαι, "ὑμεῖς δόξετε αἴτιοι εἶναι, ἄρξαντες τοῦ διαβαίνειν· καὶ "ὡς προθυμοτάτοις ὑμῖν οὖσι χάριν εἴσεται Κῦρος, καὶ "ἀποδώσει· (ἐπίσταται δ' εἴ τις καὶ ἄλλος·) ἢν δ'

“ἀποψηφίσωνται οἱ ἄλλοι, [1] ἄπιμεν μὲν πάντες εἰς τοὔμπαλιν· ὑμῖν δ', ὡς μόνοις πειθομένοις, πιστοτάτοις χρήσεται, καὶ εἰς φρούρια καὶ εἰς λοχαγίας· καὶ ἄλλου οὗτινος ἂν δέησθε, οἶδα, ὅτι [2] ὡς φίλου τεύξεσθε Κύρου.” Ακούσαντες ταῦτα ἐπείθοντο, καὶ διέβησαν πρὶν τοὺς ἄλλους ἀποκρίνασθαι. Κῦρος δ', ἐπεὶ ᾔσθετο διαβεβηκότας, ἥσθη τε, καὶ τῷ στρατεύματι πέμψας Γλοῦν, εἶπεν· “Εγὼ μὲν, ὦ ἄνδρες, ἤδη ὑμᾶς ἐπαινῶ· ὅπως δὲ καὶ ὑμεῖς ἐμὲ ἐπαινέσητε, ἐμοὶ μελήσει· ἢ μηκέτι με Κῦρον νομίζετε.” Οἱ μὲν δὴ στρατιῶται, ἐν ἐλπίσι μεγάλαις ὄντες, εὔχοντο αὐτὸν εὐτυχῆσαι· Μένωνι δὲ καὶ δῶρα ἐλέγετο πέμψαι μεγαλοπρεπῆ. Ταῦτα δὲ ποιήσας διέβαινε· συνείπετο δὲ καὶ [3] τὸ ἄλλο στράτευμα αὐτῷ ἅπαν· καὶ τῶν διαβαινόντων τὸν ποταμὸν οὐδεὶς ἐβρέχθη ἀνωτέρω τῶν μασθῶν ὑπὸ τοῦ ποταμοῦ. Οἱ δὲ Θαψακηνοὶ ἔλεγον, ὅτι οὐ πώποθ' οὗτος ὁ ποταμὸς διαβατὸς γένοιτο πεζῇ, εἰ μὴ τότε, ἀλλὰ πλοίοις· ἃ τότε Αβροκόμας προϊὼν κατέκαυσεν, ἵνα μὴ Κῦρος διαβῇ. Εδόκει δὲ θεῖον εἶναι, καὶ σαφῶς ὑποχωρῆσαι τὸν ποταμὸν Κύρῳ, ὡς βασιλεύσοντι.

Εντεῦθεν ἐξελαύνει διὰ τῆς Συρίας, σταθμοὺς ἐννέα, παρασάγγας πεντήκοντα, καὶ ἀφικνοῦνται πρὸς τὸν Αράξην ποταμόν. Ενταῦθα ἦσαν κῶμαι πολλαὶ, μεσταὶ σίτου καὶ οἴνου. Ενταῦθα ἔμειναν ἡμέρας τρεῖς, καὶ ἐπεσιτίσαντο. Εντεῦθεν ἐξελαύνει διὰ τῆς Αραβίας, τὸν Εὐφράτην ποταμὸν ἐν δεξιᾷ ἔχων, σταθμοὺς ἐρήμους πέντε, παρασάγγας τριάκοντα καὶ πέντε. Εν τούτῳ δὲ τῷ τόπῳ ἦν μὲν ἡ γῆ πεδίον ἅπαν ὁμαλὸν ὥσπερ θάλαττα, ἀψινθίου δὲ πλῆρες· εἰ δέ τι καὶ ἄλλο ἐνῆν ὕλης ἢ καλάμου, ἅπαντα ἦσαν εὐώδη, ὥσπερ ἀρώματα· δένδρον δ' οὐδὲν ἐνῆν. Θηρία δὲ, πλεῖστοι μὲν οἱ ἄγριοι ὄνοι, οὐκ ὀλίγαι δὲ [4] στρουθοὶ αἱ μεγάλαι· ἐνῆσαν δὲ καὶ

ὠτίδες καὶ δορκάδες· ταῦτα δὲ τὰ θηρία οἱ ἱππεῖς ἐδίωκον ἐνίοτε. Καὶ οἱ μὲν ὄνοι, ἐπεί τις διώκοι, προδραμόντες [1] ἂν εἱστήκεσαν· (πολὺ γὰρ τοῦ ἵππου θᾶττον ἔτρεχον·) καὶ πάλιν, ἐπεὶ πλησιάζοι ὁ ἵππος, [2] ταὐτὰ ἐποίουν· [3] ὥστε οὐκ ἦν λαβεῖν, εἰ μὴ διαστάντες οἱ ἱππεῖς θηρῷεν διαδεχόμενοι τοῖς ἵπποις. Τὰ δὲ κρέα τῶν ἁλισκομένων ἦν παραπλήσια τοῖς ἐλαφείοις, ἁπαλώτερα δέ. Στρουθὸν δὲ οὐδεὶς ἔλαβεν· οἱ δὲ διώξαντες τῶν ἱππέων ταχὺ ἐπαύοντο· [4] πολὺ γὰρ ἀπέπτα ἀποφεύγουσα, τοῖς μὲν ποσὶ δρόμῳ, ταῖς δὲ πτέρυξιν, ἄρασα, ὥσπερ ἱστίῳ, χρωμένη. Τὰς δὲ ὠτίδας, ἄν τις ταχὺ ἀνιστῇ, ἔστι λαμβάνειν· πέτονται γὰρ βραχὺ, ὥσπερ πέρδικες, καὶ ταχὺ ἀπαγορεύουσι. Τὰ δὲ κρέα αὐτῶν ἥδιστα ἦν.

Πορευόμενοι δὲ διὰ ταύτης τῆς χώρας ἀφικνοῦνται ἐπὶ τὸν Μασκᾶν ποταμὸν, τὸ εὖρος πλεθριαῖον. Ἐνταῦθα ἦν [5] πόλις ἐρήμη, μεγάλη, ὄνομα δὲ αὐτῇ Κορσωτή· περιεῤῥεῖτο δὲ αὕτη ὑπὸ τοῦ Μασκᾶ κύκλῳ. Ενταῦθα ἔμειναν ἡμέρας τρεῖς, καὶ ἐπεσιτίσατο τὸ στράτευμα. Εντεῦθεν ἐξελαύνει σταθμοὺς ἐρήμους τρισκαίδεκα, παρασάγγας ἐννενήκοντα, τὸν Εὐφράτην ποταμὸν ἐν δεξιᾷ ἔχων, καὶ ἀφικνεῖται ἐπὶ Πύλας. Εν τούτοις τοῖς σταθμοῖς πολλὰ τῶν ὑποζυγίων ἀπώλετο ὑπὸ τοῦ λιμοῦ. οὐ γὰρ ἦν χόρτος, οὐδὲ ἄλλο δένδρον οὐδὲν, ἀλλὰ ψιλὴ ἦν ἅπασα ἡ χώρα. οἱ δὲ ἐνοικοῦντες, [6] ὄνους ἀλέτας περὶ τὸν ποταμὸν ὀρύττοντες καὶ ποιοῦντες, εἰς Βαβυλῶνα ἦγον καὶ ἐπώλουν, καὶ ἀνταγοράζοντες σῖτον ἔζων. Τὸ δὲ στράτευμα ὁ σῖτος ἐπέλιπε, καὶ πρίασθαι οὐκ ἦν, εἰ μὴ ἐν τῇ Λυδίᾳ ἀγορᾷ, [7] ἐν τῷ Κύρου βαρβαρικῷ, τὴν καπίθην [8] ἀλεύρων ἢ ἀλφίτων, τεττάρων σίγλων. [9] Ὁ δὲ σίγλος δύναται ἑπτὰ ὀβολοὺς καὶ ἡμιοβόλιον Ἀττικούς· ἡ δὲ καπίθη δύο χοίνικας Ἀττικοὺς ἐχώρει. Κρέα οὖν ἐσ-

θέοντες οἱ στρατιῶται διεγίγνοντο. [1] Ἦν δὲ τούτων τῶν σταθμῶν, οὓς πάνυ μακροὺς ἤλαυνεν, ὁπότε ἢ πρὸς ὕδωρ βούλοιτο διατελέσαι ἢ πρὸς χιλόν. Καὶ δή ποτε στενοχωρίας καὶ πηλοῦ φανέντος ταῖς ἁμάξαις δυσπορεύτου, [2] ἐπέστη ὁ Κῦρος σὺν τοῖς περὶ αὐτὸν ἀρίστοις καὶ εὐδαιμονεστάτοις, καὶ ἔταξε Γλοῦν καὶ Πίγρητα, [3] λαβόντας τοῦ βαρβαρικοῦ στρατοῦ συνεκβιβάζειν τὰς ἁμάξας. Ἐπεὶ δὲ ἐδόκουν αὐτῷ σχολαίως ποιεῖν, ὥσπερ ὀργῇ ἐκέλευσε τοὺς περὶ αὐτὸν Πέρσας τοὺς κρατίστους συνεπισπεῦσαι τὰς ἁμάξας. Ἔνθα δὴ μέρος τι τῆς εὐταξίας ἦν θεάσασθαι. Ῥίψαντες γὰρ τοὺς πορφυροῦς κάνδυς, ὅπου ἕκαστος [4] ἔτυχεν ἑστηκὼς, ἵεντο, ὥσπερ ἂν δράμοι τις περὶ νίκης, καὶ μάλα κατὰ πρανοῦς γηλόφου· ἔχοντες τούτους τε τοὺς πολυτελεῖς χιτῶνας, καὶ τὰς ποικίλας ἀναξυρίδας· ἔνιοι δὲ καὶ στρεπτοὺς περὶ τῷ τραχήλῳ, καὶ ψέλλια ἐπὶ τῶν χειρῶν· εὐθὺς δὲ σὺν τούτοις εἰσπηδήσαντες εἰς τὸν πηλὸν, θᾶττον ἢ ὥς τις ἂν ᾤετο, μετεώρους ἐξεκόμισαν τὰς ἁμάξας. Τὸ δὲ σύμπαν, δῆλος ἦν Κῦρος σπεύδων πᾶσαν τὴν ὁδὸν, καὶ οὐ διατρίβων, ὅπου μὴ ἐπισιτισμοῦ ἕνεκα ἤ τινος ἄλλου ἀναγκαίου ἐκαθέζετο· [5] νομίζων, ὅσῳ μὲν ἂν θᾶττον ἔλθοι, τοσούτῳ ἀπαρασκευαστοτέρῳ βασιλεῖ μαχεῖσθαι· ὅσῳ δὲ σχολαιότερον, τοσούτῳ πλέον βασιλεῖ συναγείρεσθαι στράτευμα. [6] Καὶ συνιδεῖν δ' ἦν τῷ προσέχοντι τὸν νοῦν ἡ βασιλέως ἀρχὴ, πλήθει μὲν χώρας καὶ ἀνθρώπων, ἰσχυρὰ οὖσα, τῷ δὲ μήκει τῶν ὁδῶν, καὶ τῷ διεσπάσθαι τὰς δυνάμεις, ἀσθενὴς, εἴ τις διὰ ταχέων τὸν πόλεμον ποιοῖτο.

Πέραν δὲ τοῦ Εὐφράτου, κατὰ τοὺς ἐρήμους σταθμοὺς, ἦν πόλις εὐδαίμων καὶ μεγάλη, ὄνομα δὲ Χαρμάνδη. ἐκ ταύτης οἱ στρατιῶται ἠγόραζον τὰ ἐπιτήδεια, σχεδίαις διαβαίνοντες ὧδε· διφθέρας, ἃς εἶχον στεγάσματα, ἐπίμπλασαν χόρτου κούφου, εἶτα [7] συνῆγον καὶ συνέσπων, ὡς

μὴ ἅπτεσθαι τῆς κάρφης τὸ ὕδωρ· ἐπὶ τούτων διέβαινον, καὶ ἐλάμβανον τὰ ἐπιτήδεια, οἶνόν τε ἐκ τῆς βαλάνου πεποιημένον τῆς ἀπὸ τοῦ φοίνικος, καὶ σῖτον μελίνης· τοῦτο γὰρ ἦν ἐν τῇ χώρᾳ πλεῖστον. Ἀμφιλεξάντων δέ τι ἐνταῦθα τῶν τε τοῦ Μένωνος στρατιωτῶν καὶ τοῦ Κλεάρχου, ὁ Κλέαρχος, κρίνας ἀδικεῖν τὸν τοῦ Μένωνος, πληγὰς ἐνέβαλεν. ὁ δ' ἐλθὼν πρὸς τὸ ἑαυτοῦ στράτευμα ἔλεγεν. ἀκούσαντες δ' οἱ στρατιῶται ἐχαλέπαινον, καὶ ὠργίζοντο ἰσχυρῶς τῷ Κλεάρχῳ. Τῇ δ' αὐτῇ ἡμέρᾳ Κλέαρχος ἐλθὼν ἐπὶ τὴν διάβασιν τοῦ ποταμοῦ, καὶ ἐκεῖ κατασκεψάμενος τὴν ἀγορὰν, ἀφιππεύει ἐπὶ τὴν αὐτοῦ σκηνὴν διὰ τοῦ Μένωνος στρατεύματος, σὺν ὀλίγοις τοῖς περὶ αὐτόν. (Κῦρος δ' οὔπω ἧκεν, ἀλλ' ἔτι [1] προσήλαυνε.) τῶν δὲ Μένωνος στρατιωτῶν ξύλα σχίζων τὶς, ὡς εἶδε τὸν Κλέαρχον διελαύνοντα, ἵησι τῇ ἀξίνῃ· καὶ οὗτος μὲν αὐτοῦ ἥμαρτεν· ἄλλος δὲ λίθῳ, καὶ ἄλλος· εἶτα πολλοὶ, κραυγῆς γενομένης. Ὁ δὲ καταφεύγει εἰς τὸ ἑαυτοῦ στράτευμα, καὶ εὐθὺς παραγγέλλει εἰς τὰ ὅπλα· καὶ τοὺς μὲν ὁπλίτας ἐκέλευσεν αὐτοῦ μεῖναι, τὰς ἀσπίδας πρὸς τὰ γόνατα θέντας· αὐτὸς δὲ λαβὼν τοὺς Θρᾷκας καὶ τοὺς ἱππέας, οἳ ἦσαν αὐτῷ ἐν τῷ στρατεύματι πλείους ἢ τετταράκοντα, (τούτων δ' οἱ πλεῖστοι Θρᾷκες,) ἤλαυνεν ἐπὶ τοὺς Μένωνος· ὥστε ἐκείνους ἐκπεπλῆχθαι, καὶ αὐτὸν Μένωνα, καὶ τρέχειν ἐπὶ τὰ ὅπλα. Οἱ δὲ καὶ [2] ἕστασαν ἀποροῦντες τῷ πράγματι. Ὁ δὲ Πρόξενος, ([3] ἔτυχε γὰρ ὕστερον προσιὼν, καὶ τάξις αὐτῷ ἑπομένη τῶν ὁπλιτῶν,) εὐθὺς οὖν [4] εἰς τὸ μέσον ἀμφοτέρων ἄγων, ἔθετο τὰ ὅπλα, καὶ ἐδεῖτο τοῦ Κλεάρχου μὴ ποιεῖν ταῦτα. Ὁ δὲ ἐχαλέπαινεν, ὅτι, αὐτοῦ ὀλίγου δεήσαντος καταλευσθῆναι, πρᾴως λέγοι τὸ αὐτοῦ πάθος· ἐκέλευέ τε αὐτὸν ἐκ τοῦ μέσου ἐξίστασθαι. Ἐν τούτῳ δὲ, ἐπεὶ ἧκε Κῦρος, καὶ ἐπύθετο τὸ πρᾶγμα, εὐθὺς ἔλαβε τὰ ὅπλα εἰς τὰς χεῖ-

ρας, καὶ [1] σὺν τοῖς παροῦσι τῶν πιστων, ἧκεν ἐλαύνων εἰς τὸ μέσον, καὶ λέγει ὧδε· "Κλέαρχε καὶ Πρόξενε, καὶ "οἱ ἄλλοι οἱ παρόντες Ἕλληνες, οὐκ ἴστε, ὅ τι ποιεῖτε. "Εἰ γάρ τινα ἀλλήλοις μάχην συνάψετε, νομίζετε, "ἐν τῇδε τῇ ἡμέρᾳ ἐμέ τε [2] κατακεκόψεσθαι, καὶ ὑμᾶς "οὐ πολὺ ἐμοῦ ὕστερον. [3] κακῶς γὰρ τῶν ἡμετέρων ἐχόν-"των, πάντες οὗτοι, οὓς ὁρᾶτε, βάρβαροι πολεμιώτεροι "ἡμῖν ἔσονται τῶν παρὰ βασιλεῖ ὄντων." Ἀκούσας ταῦτα ὁ Κλέαρχος, ἐν ἑαυτῷ ἐγένετο· καὶ παυσάμενοι ἀμφότεροι, [4] κατὰ χώραν ἔθεντο τὰ ὅπλα.

Ἐντεῦθεν προϊόντων, ἐφαίνετο ἴχνη ἵππων καὶ κόπρος· εἰκάζετο δὲ εἶναι ὁ στίβος ὡς δισχιλίων ἵππων. Οὗτοι προϊόντες ἔκαιον καὶ χιλὸν, καὶ εἴ τι ἄλλο χρήσιμον ἦν. Ορόντας δὲ, Πέρσης ἀνὴρ, γένει τε προσήκων βασιλεῖ, καὶ [5] τὰ πολεμικὰ λεγόμενος ἐν τοῖς ἀρίστοις Περσῶν, ἐπιβουλεύει Κύρῳ, καὶ πρόσθεν πολεμήσας. Καταλλαγεὶς δὲ οὗτος Κύρῳ, εἶπεν, εἰ αὐτῷ δοίη ἱππέας χιλίους, ὅτι τοὺς προκατακαίοντας ἱππέας ἢ κατακαίνοι ἂν ἐνεδρεύσας, ἢ ζῶντας πολλοὺς αὐτῶν ἕλοι, καὶ [6] κωλύσειε τοῦ καίειν ἐπιόντας, καὶ ποιήσειεν, ὥστε μήποτε δύνασθαι αὐτοὺς, ἰδόντας τὸ Κύρου στράτευμα, βασιλεῖ διαγγεῖλαι. Τῷ δὲ Κύρῳ ἀκούσαντι ταῦτα ἐδόκει ὠφέλιμα εἶναι· καὶ ἐκέλευεν αὐτὸν λαμβάνειν μέρος παρ' ἑκάστου τῶν ἡγεμόνων.

Ὁ δὲ Ορόντας, νομίσας ἑτοίμους αὐτῷ εἶναι τοὺς ἱππέας, γράφει ἐπιστολὴν παρὰ βασιλέα, ὅτι ἥξοι ἔχων ἱππέας ὡς ἂν δύνηται πλείστους· ἀλλὰ φράσαι τοῖς ἑαυτοῦ ἱππεῦσιν ἐκέλευεν, ὡς φίλιον αὐτὸν ὑποδέχεσθαι. Ἐνῆν δ' ἐν τῇ ἐπιστολῇ καὶ τῆς πρόσθεν φιλίας ὑπομνήματα καὶ πίστεως. Ταύτην τὴν ἐπιστολὴν δίδωσι πιστῷ ἀνδρὶ, ὡς ᾤετο· ὁ δὲ λαβὼν, Κύρῳ δείκνυσιν. Ἀναγνοὺς δὲ αὐτὴν ὁ Κῦρος, συλλαμβάνει Ορόντην, καὶ συγ

καλεῖ εἰς τὴν αὐτοῦ σκηνὴν Περσῶν τοὺς ἀρίστους τῶν περὶ αὐτὸν ἑπτά· καὶ τὺς τῶν Ἑλλήνων ϛρατηγὺς ἐκέλευεν ὁπλίτας ἀγαγεῖν, τούτους δὲ θέσθαι τὰ ὅπλα περὶ τὴν αὐτοῦ σκηνήν. Οἱ δὲ ταῦτα ἐποίησαν, ἀγαγόντες ὡς τρισχιλίους ὁπλίτας. Κλέαρχον δὲ καὶ εἴσω παρεκάλεσε σύμβουλον, ὅς γε καὶ αὐτῷ καὶ τοῖς ἄλλοις ἐδόκει προτιμηθῆναι μάλιστα τῶν Ἑλλήνων. Επεὶ δ' ἐξῆλθεν, ἐξήγγειλε τοῖς φίλοις τὴν κρίσιν τοῦ Ορόντου, ὡς ἐγένετο· οὐ γὰρ ἀπόῤῥητον ἦν. Εφη δὲ Κῦρον ἄρχειν τοῦ λόγου ὧδε·

"Παρεκάλεσα ὑμᾶς, ἄνδρες φίλοι, ὅπως σὺν ὑμῖν "βουλευόμενος, ὅ τι δικαιότατον καὶ πρὸς θεῶν καὶ πρὸς "ἀνθρώπων, τοῦτο πράξω περὶ Ορόντου [1] τουτουΐ. Τῦτον "γὰρ πρῶτον μὲν ὁ ἐμὸς πατὴρ ἔδωκεν ὑπήκοον ἐμοὶ "εἶναι. ἐπεὶ δὲ, ταχθεὶς, ὡς ἔφη αὐτὸς, ὑπὸ τοῦ ἐμοῦ "ἀδελφοῦ, οὗτος ἐπολέμησεν ἐμοὶ, ἔχων τὴν ἐν Σάρ"δεσιν ἀκρόπολιν, καὶ ἐγὼ αὐτὸν προσπολεμῶν ἐποίησα, "ὥστε δόξαι τούτῳ τοῦ πρὸς ἐμὲ πολέμου παύσασθαι,— "καὶ δεξιὰν ἔλαβον καὶ ἔδωκα." Μετὰ ταῦτα, ἔφη, ὦ Ορόντα, ἔστιν ὅ τι σε ἠδίκησα;—Ὁ δὲ ἀπεκρίνατο, ὅτι οὔ. Πάλιν ὁ Κῦρος ἠρώτα·—Οὐκοῦν ὕστερον, ὡς αὐτὸς σὺ ὁμολογεῖς, οὐδὲν ὑπ' ἐμοῦ ἀδικούμενος, [2] ἀποστὰς εἰς Μυσοὺς, κακῶς ἐποίεις τὴν ἐμὴν χώραν, ὅ τι ἐδύνω;—Εφη ὁ Ορόντης.—Οὐκοῦν, ἔφη ὁ Κῦρος, ὁπότ' αὖ ἔγνως τὴν σεαυτοῦ δύναμιν, ἐλθὼν ἐπὶ τὸν τῆς Αρτέμιδος βωμὸν, [3] μεταμέλειν τέ σοι ἔφησθα, καὶ πείσας ἐμὲ, πιστὰ πάλιν ἔδωκάς μοι, καὶ ἔλαβες παρ' ἐμοῦ; —Καὶ ταῦθ' ὡμολόγει ὁ Ορόντης.—Τί οὖν, ἔφη ὁ Κῦρος, ἀδικηθεὶς ὑπ' ἐμοῦ, νῦν τοτρίτον ἐπιβουλεύων μοι φανερὸς γέγονας;—Εἰπόντος δὲ τοῦ Ορόντου, ὅτι οὐδὲν ἀδικηθεὶς, ἠρώτησεν ὁ Κῦρος αὐτόν·—Ὁμολογεῖς οὖν περὶ ἐμὲ ἄδικος εἶναι;—[4] Η γὰρ ἀνάγκη, ἔφη ὁ Ορόν-

ιης.—Ἐκ τούτου πάλιν ἠρώτησεν ὁ Κῦρος·—Ἔτι οὖν ἂν γένοιο τῷ ἐμῷ ἀδελφῷ πολέμιος, ἐμοὶ δὲ καὶ φίλος καὶ πιστός;—Ὁ δὲ ἀπεκρίνατο, ὅτι—οὐδ', εἰ γενοίμην, ὦ Κῦρε, σοί γ' ἂν ἔτι ποτὲ δόξαιμι.

Πρὸς ταῦτα ὁ Κῦρος εἶπε τοῖς παροῦσιν·—Ὁ μὲν ἀνὴρ τοιαῦτα μὲν πεποίηκε, τοιαῦτα δὲ λέγει· ὑμῶν δὲ σὺ πρῶτος, ὦ Κλέαρχε, ἀπόφηναι γνώμην, ὅ τι σοὶ δοκεῖ.—Κλέαρχος δὲ εἶπε τάδε·—Συμβουλεύω ἐγὼ, τὸν ἄνδρα τοῦτον [1] ἐκποδὼν ποιεῖσθαι ὡς τάχιστα· ὡς μηκέτι δέοι τοῦτον φυλάττεσθαι, ἀλλὰ σχολὴ ἡμῖν, [2] τὸ κατὰ τοῦτον εἶναι, τοὺς ἐθελοντὰς φίλους τούτους εὖ ποιεῖν. Ταύτῃ δὲ τῇ γνώμῃ ἔφη καὶ [3] τοὺς ἄλλους προσθέσθαι. Μετὰ ταῦτα, κελεύοντος Κύρου, ἐλάβοντο τῆς ζώνης τὸν Ορόντην, [4] ἐπὶ θανάτῳ, ἅπαντες ἀναστάντες, καὶ οἱ συγγενεῖς· εἶτα δὲ ἐξῆγον αὐτὸν, οἷς προσετάχθη. Επεὶ δὲ εἶδον αὐτὸν, οἵπερ πρόσθεν προσεκύνουν, καὶ τότε προσεκύνησαν, καίπερ εἰδότες, ὅτι ἐπὶ θανάτῳ ἄγοιτο. Ἐπεὶ δὲ εἰς τὴν Ἀρταπάτα σκηνὴν εἰσήχθη, τοῦ πιστοτάτου τῶν Κύρου [5] σκηπτούχων, μετὰ ταῦτα οὔτε ζῶντα Ορόντην, οὔτε [6] τεθνεῶτα οὐδεὶς πώποτε εἶδεν, οὐδ', ὅπως ἀπέθανεν, οὐδεὶς εἰδὼς ἔλεγεν· εἴκαζον δ' ἄλλοι ἄλλως· τάφος δ' οὐδεὶς πώποτε αὐτοῦ [7] ἐφάνη.

Εντεῦθεν ἐξελαύνει διὰ τῆς Βαβυλωνίας, σταθμοὺς τρεῖς, παρασάγγας δώδεκα. Εν δὲ τῷ τρίτῳ σταθμῷ Κῦρος ἐξέτασιν ποιεῖται τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐν τῷ πεδίῳ, περὶ μέσας νύκτας· (ἐδόκει γὰρ, εἰς τὴν ἐπιοῦσαν ἕω ἥξειν βασιλέα σὺν τῷ στρατεύματι μαχούμενον·) καὶ ἐκέλευε Κλέαρχον μὲν [8] τοῦ δεξιοῦ κέρως ἡγεῖσθαι, Μένωνα δὲ τὸν Θετταλὸν τοῦ εὐωνύμου· αὐτὸς δὲ τοὺς ἑαυτοῦ διέταττε. Μετὰ δὲ τὴν ἐξέτασιν, ἅμα τῇ ἐπιούσῃ ἡμέρᾳ αὐτόμολοι παρὰ μεγάλου βασιλέως ἥκοντες ἀπήγγελλον Κύρῳ περὶ τῆς βασιλέως στρατιᾶς.

Κῦρος δὲ, συγκαλέσας τοὺς στρατηγοὺς καὶ λοχαγοὺς τῶν Ἑλλήνων, [1] συνεβουλεύετό τε, πῶς ἂν τὴν μάχην ποιοῖτο, καὶ αὐτὸς παρῄνει θαῤῥύνων τοιάδε· "Ὦ ἄνδρες Ἕλληνες, οὐκ ἀνθρώπων [2] ἀπορῶν βαρβάρων συμμάχους ὑμᾶς ἄγω, ἀλλὰ νομίζων ἀμείνονας καὶ κρείττους πολλῶν βαρβάρων ὑμᾶς εἶναι, διὰ τοῦτο προσέλαβον [3] Ὅπως οὖν ἔσεσθε ἄνδρες ἄξιοι τῆς ἐλευθερίας, ἧς κέκτησθε, καὶ ὑπὲρ ἧς ὑμᾶς ἐγὼ εὐδαιμονίζω. Εὖ γὰρ ἴστε, ὅτι τὴν ἐλευθερίαν ἑλοίμην ἂν, ἀντὶ ὧν ἔχω πάντων καὶ ἄλλων πολλαπλασίων. Ὅπως δὲ εἰδῆτε, εἰς οἷον ἔρχεσθε ἀγῶνα, ἐγὼ ὑμᾶς διδάξω.—Τὸ μὲν πλῆθος πολὺ, καὶ πολλῇ κραυγῇ ἐπίασιν· ἂν δὲ ταῦτα ἀνάσχησθε, [4] τἄλλα καὶ αἰσχύνεσθαί μοι δοκῶ, οἵους ἡμῶν γνώσεσθε τοὺς ἐν τῇ χώρᾳ ὄντας ἀνθρώπους. Ὑμῶν δὲ ἀνδρῶν ὄντων, καὶ εὐτόλμων γενομένων, ἐγὼ ὑμῶν τὸν μὲν οἴκαδε βουλόμενον ἀπιέναι τοῖς οἴκοι ζηλωτὸν ποιήσω ἀπελθεῖν· πολλοὺς δ' οἶμαι ποιήσειν τὰ παρ' ἐμοὶ ἑλέσθαι ἀντὶ τῶν οἴκοι."

Ἐνταῦθα Γαυλίτης παρὼν, φυγὰς Σάμιος, πιστὸς δὲ Κύρῳ, εἶπε· "Καὶ μὴν, ὦ Κῦρε, λέγουσί τινες, ὅτι πολλὰ ὑπισχνῇ νῦν, διὰ τὸ ἐν τοιούτῳ εἶναι τοῦ κινδύνου τοῦ προσιόντος· ἂν δ' εὖ γένηταί τι, οὐ μεμνῆσθαί σε· ἔνιοι δὲ, οὐδ', εἰ [5] μέμνοιό τε καὶ βούλοιο, δύνασθαι ἂν ἀποδοῦναι, ὅσα ὑπισχνῇ." Ἀκούσας ταῦτα ἔλεξεν ὁ Κῦρος· "Ἀλλ' ἔστι μὲν ἡμῖν, ὦ ἄνδρες, ἡ ἀρχὴ ἡ πατρῴα, πρὸς μὲν τὴν μεσημβρίαν, μέχρις οὗ διὰ καῦμα οὐ δύνανται οἰκεῖν οἱ ἄνθρωποι· πρὸς δὲ ἄρκτον, μέχρις ὅτου διὰ χειμῶνα· τὰ δ' ἐν μέσῳ τούτων ἅπαντα [6] σατραπεύουσιν οἱ τοῦ ἐμοῦ ἀδελφοῦ φίλοι. Ἢν δ' ἡμεῖς νικήσωμεν, ὑμᾶς δεῖ τοὺς ἡμετέρους φίλους τούτων ἐγκρατεῖς ποιῆσαι. Ὥστε οὐ τοῦτο δέδοικα, μὴ οὐκ ἔχω, ὅ τι δῶ ἑκάστῳ τῶν φίλων, ἂν εὖ γένηται,

"ἀλλὰ μὴ οὐκ ἔχω ἱκανοὺς, οἷς δῶ. Ὑμῶν δὲ τῶν "Ἑλλήνων καὶ στέφανον ἑκάστῳ χρυσοῦν δώσω." Οἱ δε ταῦτα ἀκούσαντες, αὐτοί τε ἦσαν πολὺ προθυμότεροι, καὶ τοῖς ἄλλοις ἐξήγγελλον. Εἰσῄεσαν δὲ παρ' αὐτὸν οἵ τε στρατηγοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς, ἀξιοῦντες εἰδέναι, τί σφίσιν ἔσται, ἐὰν κρατήσωσιν. Ὁ δὲ ἐμπιπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπε. Παρεκελεύοντο δ' αὐτῷ πάντες, ὅσοιπερ διελέγοντο, μὴ μάχεσθαι, ἀλλ' ὄπισθεν ἑαυτῶν τάττεσθαι. Εν δὲ τῷ καιρῷ τούτῳ Κλέαρχος ὧδέ πως ἤρετο Κῦρον· [1] Οἴει γάρ σοι, ὦ Κῦρε, μαχεῖσθαι τὸν ἀδελφόν; Νὴ Δί', ἔφη ὁ Κῦρος, εἴπερ γε Δαρείου καὶ Παρυσάτιδός ἐστι παῖς, καὶ ἐμὸς ἀδελφὸς, οὐκ ἀμαχεὶ ταῦτα ἐγὼ λήψομαι.

Ενταῦθα δὴ, ἐν τῇ ἐξοπλισίᾳ, ἀριθμὸς ἐγένετο τῶν μὲν Ἑλλήνων [2] ἀσπὶς μυρία καὶ τετρακοσία· πελτασταὶ δὲ δισχίλιοι καὶ τετρακόσιοι· τῶν δὲ μετὰ Κύρου βαρβάρων δέκα μυριάδες, καὶ ἅρματα δρεπανηφόρα ἀμφὶ τὰ εἴκοσι. Τῶν δὲ πολεμίων ἐλέγοντο εἶναι ἑκατὸν καὶ εἴκοσι μυριάδες, καὶ ἅρματα δρεπανηφόρα διακόσια. Ἄλλοι δὲ ἦσαν ἑξακισχίλιοι ἱππεῖς, ὧν Ἀρταγέρσης ἦρχεν· οὗτοι δὲ πρὸ αὐτοῦ βασιλέως τεταγμένοι ἦσαν. Τοῦ δὲ βασιλέως στρατεύματος ἦσαν ἄρχοντες καὶ στρατηγοὶ καὶ ἡγεμόνες τέτταρες, τριάκοντα μυριάδων ἕκαστος, Ἀβροκόμας, Τισσαφέρνης, Γωβρύας, Ἀρβάκης. Τούτων δὲ παρεγένοντο ἐν τῇ μάχῃ ἐννενήκοντα μυριάδες, καὶ ἅρματα δρεπανηφόρα ἑκατὸν καὶ πεντήκοντα· Ἀβροκόμας γὰρ [3] ὑστέρησε τῆς μάχης ἡμέραις πέντε, ἐκ Φοινίκης ἐλαύνων. Ταῦτα δὲ ἤγγελλον πρὸς Κῦρον οἱ αὐτομολήσαντες ἐκ τῶν πολεμίων παρὰ μεγάλου βασιλέως πρὸ τῆς μάχης· καὶ μετὰ τὴν μάχην, οἳ ὕστερον ἐλήφθησαν τῶν πολεμίων, ταὐτὰ ἤγγελλον. Εντεῦθεν δὲ Κῦρος ἐξελαύνει σταθμὸν ἕνα, παρασάγγας τρεῖς, συντεταγμένῳ

τῷ στρατεύματι παντί, καὶ τῷ Ἑλληνικῷ καὶ τῷ βαρβαρικῷ· ᾤετο γὰρ ταύτῃ τῇ ἡμέρᾳ μαχεῖσθαι βασιλέα· κατὰ γὰρ μέσον τὸν σταθμὸν τοῦτον τάφρος ἦν ὀρυκτή, βαθεῖα, τὸ μὲν εὖρος ὀργυιαὶ πέντε, τὸ δὲ βάθος ὀργυιαὶ τρεῖς. Παρετέτατο δὲ ἡ τάφρος ἄνω, διὰ τοῦ πεδίου, ἐπὶ δώδεκα παρασάγγας, μέχρι τοῦ Μηδίας τείχους. Ενθα δὴ εἰσὶν αἱ διώρυχες ἀπὸ τοῦ Τίγρητος ποταμοῦ ῥέουσαι· εἰσὶ δὲ τέτταρες, τὸ μὲν εὖρος πλεθριαῖαι, βαθεῖαι δὲ ἰσχυρῶς, καὶ πλοῖα πλεῖ ἐν αὐταῖς σιταγωγά· εἰσβάλλουσι δὲ εἰς τὸν Εὐφράτην· διαλείπουσι δὲ ἑκάστη παρασάγγην· γέφυραι δὲ ἔπεισιν.

Ην δὲ παρ' αὐτὸν τὸν Εὐφράτην πάροδος στενή, μεταξὺ τοῦ ποταμοῦ καὶ τῆς τάφρου, ὡς εἴκοσι ποδῶν τὸ εὖρος. Ταύτην δὲ τὴν τάφρον βασιλεὺς μέγας ποιεῖ ἀντὶ ἐρύματος, ἐπειδὴ [1] πυνθάνεται Κῦρον προσελαύνοντα. Ταύτην δὴ τὴν πάροδον Κῦρός τε καὶ ἡ στρατιὰ παρῆλθε, καὶ ἐγένοντο εἴσω τῆς τάφρου. Ταύτῃ μὲν οὖν τῇ ἡμέρᾳ οὐκ ἐμαχέσατο βασιλεύς, ἀλλ' ὑποχωρούντων φανερὰ ἦσαν καὶ ἵππων καὶ ἀνθρώπων ἴχνη πολλά. Ενταῦθα Κῦρος Σιλανὸν καλέσας, τὸν Ἀμβρακιώτην μάντιν, ἔδωκεν αὐτῷ [2] δαρεικοὺς τρισχιλίους, ὅτι τῇ ἑνδεκάτῃ ἀπ' ἐκείνης τῆς ἡμέρας πρότερον θυόμενος εἶπεν αὐτῷ, ὅτι βασιλεὺς οὐ μαχεῖται δέκα ἡμερῶν· Κῦρος δ' εἶπεν,—Οὐκ ἄρα ἔτι μαχεῖται, εἰ μὴ ἐν ταύταις ταῖς ἡμέραις μαχεῖται· ἐὰν δ' ἀληθεύσῃς, ὑπισχνοῦμαί σοι δέκα τάλαντα.—Τοῦτο τὸ χρυσίον τότε ἀπέδωκεν, ἐπεὶ παρῆλθον αἱ δέκα ἡμέραι. Επεὶ δ' ἐπὶ τῇ τάφρῳ οὐκ ἐκώλυε βασιλεὺς τὸ Κύρου στράτευμα διαβαίνειν, ἔδοξε καὶ Κύρῳ καὶ τοῖς ἄλλοις ἀπεγνωκέναι τοῦ μαχεῖσθαι· ὥστε τῇ ὑστεραίᾳ Κῦρος ἐπορεύετο ἠμελημένως μᾶλλον. Τῇ δὲ τρίτῃ ἐπί τε τοῦ ἅρματος καθήμενος τὴν πορείαν ἐποιεῖτο, καὶ ὀλίγους ἐν τάξει ἔχων πρὸ αὐτοῦ· τὸ δὲ πο-

λὺ αὐτῷ ἀνατεταραγμένον ἐπορεύετο, καὶ τῶν ὅπλων τοῖς στρατιώταις πολλὰ ἐπὶ ἁμαξῶν καὶ ὑποζυγίων ἤγετο.

Καὶ ἤδη τε ἦν [1] ἀμφὶ ἀγορὰν πλήθουσαν, καὶ πλησίον ἦν ὁ σταθμὸς, [2] ἔνθα ἔμελλε καταλύσειν, ἡνίκα Παταγύας, ἀνὴρ Πέρσης, τῶν ἀμφὶ Κῦρον πιστῶν, προφαίνεται [3] ἐλαύνων κατὰ κράτος ἱδροῦντι τῷ ἵππῳ. καὶ εὐθὺς πᾶσιν, οἷς ἐνετύγχανεν, [4] ἐβόα καὶ βαρβαρικῶς καὶ Ἑλληνικῶς, ὅτι βασιλεὺς σὺν στρατεύματι πολλῷ προσέρχεται, ὡς εἰς μάχην παρεσκευασμένος. Ἔνθα δὴ πολὺς τάραχος ἐγένετο· αὐτίκα γὰρ ἐδόκουν οἱ Ἕλληνες, καὶ πάντες δὲ, ἀτάκτοις σφίσιν ἐπιπεσεῖσθαι. Καὶ Κῦρος τε, καταπηδήσας ἐκ τοῦ ἅρματος, τὸν θώρακα ἐνέδυ, καὶ ἀναβὰς ἐπὶ τὸν ἵππον, τὰ παλτὰ εἰς τὰς χεῖρας ἔλαβε, τοῖς τε ἄλλοις πᾶσι παρήγγελλεν ἐξοπλίζεσθαι, καὶ καθίστασθαι εἰς τὴν ἑαυτοῦ τάξιν ἕκαστον. Ἔνθα δὴ σὺν πολλῇ σπουδῇ καθίσταντο, Κλέαρχος μὲν τὰ δεξιὰ τοῦ κέρατος ἔχων, πρὸς τῷ Εὐφράτῃ ποταμῷ, Πρόξενος δὲ ἐχόμενος· οἱ δ' ἄλλοι μετὰ τοῦτον. Μένων δὲ, καὶ τὸ στράτευμα, τὸ εὐώνυμον κέρας εἶχε τοῦ Ἑλληνικοῦ. Τοῦ δὲ βαρβαρικοῦ, ἱππεῖς μὲν Παφλαγόνες εἰς χιλίους παρὰ Κλέαρχον ἔστασαν ἐν τῷ δεξιῷ, καὶ τὸ Ἑλληνικὸν πελταστικόν· ἐν δὲ τῷ εὐωνύμῳ, Ἀριαῖός τε ὁ Κύρου ὕπαρχος, καὶ τὸ ἄλλο βαρβαρικόν. Κῦρος δὲ, καὶ ἱππεῖς μετ' αὐτοῦ ἑξακόσιοι, κατὰ τὸ μέσον, ὡπλισμένοι θώραξι μεγάλοις, καὶ παραμηριδίοις, καὶ κράνεσι πάντες, πλὴν Κύρου· Κῦρος δὲ, ψιλὴν ἔχων τὴν κεφαλὴν, εἰς τὴν μάχην καθίστατο. Λέγεται δὲ καὶ τοὺς ἄλλους Πέρσας ψιλαῖς ταῖς κεφαλαῖς ἐν τῷ πολέμῳ διακινδυνεύειν. Οἱ δ' ἵπποι ἅπαντες, οἱ μετὰ Κύρου, εἶχον καὶ προμετωπίδια καὶ προστερνίδια· εἶχον δὲ καὶ μαχαίρας οἱ ἱππεῖς Ἑλληνικάς.

Καὶ ἤδη τε ἦν [1] μέσον ἡμέρας, καὶ οὔπω καταφανεῖς ἦσαν οἱ πολέμιοι· ἡνίκα δὲ δείλη ἐγένετο, ἐφάνη κονιορτὸς ὥσπερ νεφέλη λευκὴ, χρόνῳ δὲ οὐ συχνῷ ὕστερον, ὥσπερ μελανία τις ἐν τῷ πεδίῳ ἐπιπολύ. Ὅτε δὲ ἐγγύτερον ἐγίγνοντο, τάχα δὴ καὶ χαλκός τις ἤστραπτε, καὶ αἱ λόγχαι καὶ αἱ τάξεις καταφανεῖς ἐγίγνοντο. Καὶ ἦσαν ἱππεῖς μὲν λευκοθώρακες ἐπὶ τοῦ εὐωνύμου τῶν πολεμίων· (Τισσαφέρνης ἐλέγετο τούτων ἄρχειν·) ἐχόμενοι δὲ τούτων γεῤῥοφόροι· ἐχόμενοι δὲ ὁπλῖται σὺν ποδήρεσι ξυλίναις ἀσπίσιν· (Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο εἶναι·) ἄλλοι δ' ἱππεῖς, ἄλλοι τοξόται. Πάντες δὲ οὗτοι κατὰ ἔθνη, ἐν πλαισίῳ πλήρει ἀνθρώπων ἕκαστον ἔθνος ἐπορεύετο. Πρὸ δ' αὐτῶν, ἅρματα διαλείποντα συχνὸν ἀπ' ἀλλήλων, τὰ δρεπανηφόρα λεγόμενα· εἶχον δὲ τὰ δρέπανα ἐκ τῶν ἀξόνων εἰς πλάγιον ἀποτεταμένα, καὶ ὑπὸ τοῖς δίφροις εἰς γῆν βλέποντα, ὡς διακόπτειν, ὅτῳ ἐντύχοιεν. [2] Ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων. Ὁ μέντοι Κῦρος εἶπεν, ὅτε καλέσας παρεκελεύετο τοῖς Ἕλλησι, τὴν κραυγὴν τῶν βαρβάρων ἀνασχέσθαι, ἐψεύσθη τοῦτο· οὐ γὰρ κραυγῇ, [3] ἀλλὰ σιγῇ ὡς ἀνυστὸν, καὶ ἡσυχῇ, ἐν ἴσῳ καὶ βραδέως προσῄεσαν. Καὶ ἐν τούτῳ, Κῦρος παρελαύνων αὐτὸς σὺν Πίγρητι τῷ ἑρμηνεῖ, καὶ ἄλλοις τρισὶν ἢ τέτταρσι, τῷ Κλεάρχῳ ἐβόα, ἄγειν τὸ στράτευμα κατὰ μέσον τὸ τῶν πολεμίων, ὅτι ἐκεῖ βασιλεὺς εἴη· κἂν τοῦτο, ἔφη, νικῶμεν, [4] πάνθ' ἡμῖν πεποίηται. Ὁρῶν δὲ ὁ Κλέαρχος τὸ μέσον στίφος, καὶ ἀκούων [5] Κύρου ἔξω ὄντα τοῦ Ἑλληνικοῦ εὐωνύμου βασιλέα, (τοσούτῳ γὰρ πλήθει περιῆν βασιλεὺς, ὥστε, μέσον τὸ ἑαυτοῦ ἔχων, τοῦ Κύρου εὐωνύμου ἔξω ἦν,) ἀλλ' ὅμως ὁ Κλέαρχος οὐκ ἤθελεν ἀποσπάσαι ἀπὸ τοῦ ποταμοῦ τὸ δεξιὸν κέρας, φοβούμενος μὴ κυκλωθείη ἑκατέρωθεν· τῷ δὲ Κύρῳ ἀπεκρίνατο, ὅτι αὐτῷ μέλοι, ὅπως καλῶς ἔχοι.

Καὶ, ἐν τούτῳ τῷ καιρῷ, τὸ μὲν βαρβαρικὸν στράτευμα ὁμαλῶς προῄει· το δ' Ἑλληνικὸν, [1] ἅτ' ἔτι ἐν τῷ αὐτῷ μένον, συνετάττετο ἐκ τῶν ἔτι προσιόντων. Καὶ ὁ Κῦρος παρελαύνων οὐ πάνυ πρὸς αὐτῷ τῷ στρατεύματι, κατεθεᾶτο ἑκατέρους ἄποθεν, τούς τε πολεμίους ἀποβλέπων, τούς τε φιλίους. [2] Ἰδὼν δὲ αὐτὸν ἀπὸ τοῦ Ἑλληνικοῦ Ξενοφῶν Ἀθηναῖος, [3] ὑπελάσας ὡς συναντῆσαι, ἤρετο, εἴ τι παραγγέλλοι. [4] Ὁ δ' ἐπιστήσας εἶπε, καὶ λέγειν ἐκέλευε πᾶσιν, ὅτι [5] τὰ ἱερὰ καὶ τὰ σφάγια καλὰ εἴη. Ταῦτα δὲ λέγων, θορύβου ἤκουσε διὰ τῶν τάξεων ἰόντος, καὶ ἤρετο, τίς ὁ θόρυβος. Ὁ δὲ Ξενοφῶν εἶπεν, ὅτι [6] τὸ σύνθημα παρέρχεται δεύτερον ἤδη. Καὶ [7] ὅς ἐθαύμασε, τίς παραγγέλλει, καὶ ἤρετο, ὅ τι καὶ εἴη το σύνθημα. Ὁ δὲ ἀπεκρίνατο, ὅτι ΖΕΥΣ ΣΩΤΗΡ καὶ ΝΙΚΗ. Ὁ δὲ Κῦρος ἀκούσας,—Ἀλλὰ δέχομαί τε, ἔφη, καὶ τοῦτο ἔστω.—Ταῦτα δὲ εἰπὼν, εἰς τὴν ἑαυτῦ χώραν ἀπήλαυνε. Καὶ οὐκ ἔτι τρία ἢ τέτταρα στάδια ἀπειχέτην τὼ φάλαγγε ἀπ' ἀλλήλων, ἡνίκα ἐπαιάνιζόν τε οἱ Ἕλληνες, καὶ ἤρχοντο ἀντίοι ἰέναι τοῖς πολεμίοις. Ὡς δὲ πορευομένων [8] ἐξεκύμαινέ τι τῆς φάλαγγος, τὸ ἐπιλειπόμενον [9] ἤρξατο δρόμῳ θεῖν· καὶ ἅμα ἐφθέγξαντο πάντες, οἷόν περ τῷ Ἐνυαλίῳ ἐλελίζουσι, καὶ πάντες δὲ ἔθεον. Λέγουσι δέ τινες, ὡς καὶ ταῖς ἀσπίσι πρὸς τὰ δόρατα ἐδούπησαν, φόβον ποιοῦντες τοῖς ἵπποις. Πρὶν δὲ τόξευμα [10] ἐξικνεῖσθαι, ἐκκλίνουσιν οι βάρβαροι τοῖς ἵπποις καὶ φεύγουσι. Καὶ ἐνταῦθα δὴ ἐδίωκον μὲν [11] κατὰ κράτος οἱ Ἕλληνες, ἐβόων δὲ ἀλλήλοις, μὴ θεῖν δρόμῳ, ἀλλ' ἐν τάξει ἕπεσθαι. Τὰ δὲ ἅρματα ἐφέρετο,—τὰ μὲν δι' αὐτῶν τῶν πολεμίων, τὰ δὲ καὶ διὰ τῶν Ἑλλήνων, κενὰ ἡνιόχων. Οἱ δὲ, ἐπεὶ προΐδοιεν, [12] διΐσταντο· ἔστι δ' ὅστις καὶ κατελήφθη, ὥσπερ ἐν ἱπποδρόμῳ, ἐκπλαγείς· καὶ οὐδὲν μέντοι οὐδὲ τοῦτον παθεῖν ἔφασαν· οὐδὲ ἄλλος δὲ τῶν Ἑλλήνων ἐν ταύτῃ τῇ μάχῃ ἔπα-

θεν οὐδεὶς οὐδὲν, πλὴν ἐπὶ τῷ εὐωνύμῳ τοξευθῆναί τις ἐλέγετο.

Κῦρος δὲ, ὁρῶν τοὺς Ἕλληνας νικῶντας [1] *τὸ καθ' αὐτοὺς καὶ διώκοντας, ἡδόμενος καὶ προσκυνέμενος ἤδη ὡς βασιλεὺς ὑπὸ τῶν ἀμφ' αὐτὸν, οὐδ' ὧς ἐξήχθη διώκειν· ἀλλὰ συνεσπειραμένην ἔχων τὴν τῶν σὺν ἑαυτῷ ἑξακοσίων ἱππέων τάξιν, ἐπεμελεῖτο, ὅ τι ποιήσει βασιλεύς.* [2] *Καὶ γὰρ ᾔδει αὐτὸν, οτι μέσον ἔχοι τοῦ Περσικοῦ στρατεύματος. Καὶ πάντες δὲ οἱ τῶν βαρβάρων ἄρχοντες μέσον ἔχοντες τὸ αὐτῶν* [3] *ἡγοῦντο, νομίζοντες οὕτως ἐν ἀσφαλεστάτῳ εἶναι, ἢν ἡ ἰσχὺς αὐτῶν ἑκατέρωθεν ᾖ, καὶ, εἴ τι παραγγεῖλαι χρῄζοιεν, ἡμίσει ἐν χρόνῳ αἰσθάνεσθαι τὸ στράτευμα. Καὶ βασιλεὺς δὴ τότε μέσον ἔχων τῆς ἑαυτοῦ στρατιᾶς, ὅμως ἔξω ἐγένετο τοῦ Κύρου εὐωνύμου κέρατος. Επεὶ δὲ οὐδεὶς αὐτῷ ἐμάχετο ἐκ τοῦ ἐναντίου, οὐδὲ τοῖς αὐτοῦ τεταγμένοις ἔμπροσθεν, ἐπέκαμπτεν ὡς εἰς κύκλωσιν. Ενθα δὴ Κῦρος δείσας, μὴ ὄπισθεν γενόμενος κατακόψῃ τὸ Ἑλληνικὸν, ἐλαύνει ἀντίος· καὶ ἐμβαλὼν* [4] *σὺν τοῖς ἑξακοσίοις, νικᾷ τοὺς πρὸ βασιλέως τεταγμένους, καὶ εἰς φυγὴν ἔτρεψε τοὺς ἑξακισχιλίους· καὶ ἀποκτεῖναι λέγεται αὐτὸς τῇ ἑαυτοῦ χειρὶ Αρταγέρσην, τὸν ἄρχοντα αὐτῶν.*

Ὡς δὲ ἡ τροπὴ ἐγένετο, διασπείρονται καὶ οἱ Κύρου ἑξακόσιοι, εἰς τὸ διώκειν ὁρμήσαντες· πλὴν πάνυ ὀλίγοι ἀμφ' αὐτὸν κατελείφθησαν, σχεδὸν οἱ ὁμοτράπεζοι καλούμενοι. Σὺν τούτοις δὲ ὢν, καθορᾷ βασιλέα καὶ το ἀμφ' ἐκεῖνον στίφος· καὶ εὐθὺς οὐκ ἠνέσχετο, ἀλλ' εἰπὼν, —Ὁρῶ τὸν ἄνδρα,—ἵετο ἐπ' αὐτόν, καὶ παίει κατὰ τὸ στέρνον, καὶ τιτρώσκει διὰ τοῦ θώρακος, ὥς φησι Κτησίας ὁ ἰατρός· [5] *καὶ ἰᾶσθαι αὐτὸς τὸ τραῦμά φησι. Παίοντα δ' αὐτὸν ἀκοντίζει τις παλτῷ, ὑπὸ τὸν ὀφθαλμὸν βιαίως· καὶ ἐνταῦθα μαχόμενοι καὶ βασιλεὺς καὶ*

Κῦρος, καὶ οἱ ἀμφ' αὐτοὺς ὑπὲρ ἑκατέρου, ὁπόσοι μὲν τῶν ἀμφὶ βασιλέα ἀπέθανον, Κτησίας λέγει· (παρ' ἐκείνῳ γὰρ ἦν·)—Κῦρος δὲ αὐτός τε ἀπέθανε, καὶ ὀκτὼ οἱ ἄριστοι τῶν περὶ αὐτὸν ἔκειντο ἐπ' αὐτῷ. Ἀρταπάτης δὲ, ὁ πιστότατος αὐτῷ τῶν σκηπτούχων θεράπων, λέγεται, ἐπειδὴ εἶδε πεπτωκότα Κῦρον, καταπηδήσας ἀπὸ τοῦ ἵππου, [1] περιπεσεῖν αὐτῷ. Καὶ οἱ μέν φασι, βασιλέα κελεῦσαί τινα ἐπισφάξαι αὐτὸν Κύρῳ· οἱ δὲ, ἑαυτὸν ἐπισφάξαι, σπασάμενον τὸν ἀκινάκην. εἶχε γὰρ χρυσοῦν καὶ στρεπτὸν δὲ ἐφόρει, καὶ ψέλλια, καὶ τὰ ἄλλα, ὥσπερ οἱ ἄριστοι τῶν Περσῶν. ἐτετίμητο γὰρ ὑπὸ Κύρου δι' εὔνοιάν τε καὶ πιστότητα.

Κῦρος μὲν οὖν οὕτως ἐτελεύτησεν, ἀνὴρ ὢν Περσῶν, τῶν μετὰ Κῦρον τὸν ἀρχαῖον γενομένων, βασιλικώτατός τε καὶ ἄρχειν ἀξιώτατος, ὡς παρὰ πάντων ὁμολογεῖται [2] τῶν Κύρου δοκούντων ἐν πείρᾳ γενέσθαι. Πρῶτον μὲν γὰρ παῖς ἔτι ὢν, ὅτε ἐπαιδεύετο καὶ σὺν τῷ ἀδελφῷ καὶ τοῖς ἄλλοις παισὶ, πάντων πάντα κράτιστος ἐνομίζετο. Πάντες γὰρ οἱ τῶν ἀρίστων Περσῶν παῖδες ἐν ταῖς βασιλέως θύραις παιδεύονται· ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις, αἰσχρὸν δ' οὐδὲν οὔτε ἀκοῦσαι οὔτ' ἰδεῖν ἐστι. Θεῶνται δ' οἱ παῖδες καὶ τοὺς τιμωμένους ὑπὸ βασιλέως καὶ ἀκούουσι, καὶ ἄλλους ἀτιμαζομένους· ὥστ' εὐθὺς παῖδες ὄντες μανθάνουσιν [3] ἄρχειν τε καὶ ἄρχεσθαι. Ενθα Κῦρος εὐμαθέστατος μὲν πρῶτον τῶν ἡλίκων ἐδόκει εἶναι, τοῖς τε πρεσβυτέροις καὶ τῶν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι· ἔπειτα δὲ φιλιππότατος, [4] καὶ τοῖς ἵπποις ἄριστα χρῆσθαι. [5] Εκρινον δ' αὐτὸν καὶ τῶν εἰς τὸν πόλεμον ἔργων, τοξικῆς τε καὶ ἀκοντίσεως, φιλομαθέστατον εἶναι, καὶ μελετηρότατον. Επεὶ δὲ τῇ ἡλικίᾳ ἔπρεπε, καὶ φιλοθηρότατος ἦν, καὶ πρὸς τὰ θηρία μέντοι [6] φιλοκινδυνότατος. Καὶ ἄρκτον ποτὲ [7] ἐπιφερομένην οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου· καὶ τὰ μὲν

ἔπαθεν, ἂν καὶ τὰς ἀπειλὰς φανερὰς εἶχε, τέλος δὲ κατέκτανε· καὶ τὸν πρῶτον μέντοι βοηθήσαντα πολλοῖς μακαριστὸν εἶναι ἐποίησεν.

Ἐπεὶ δὲ κατεπέμφθη ὑπὸ τοῦ πατρὸς σατράπης Λυδίας τε καὶ Φρυγίας τῆς μεγάλης καὶ Καππαδοκίας, στρατηγὸς δὲ καὶ πάντων ἀπεδείχθη, οἷς καθήκει εἰς Καστωλοῦ πεδίον ἀθροίζεσθαι, πρῶτον μὲν ἐπέδειξεν αὑτὸν, [1] ὅτι περὶ πλείστου ποιοῖτο, εἴ τῳ σπείσαιτο, καὶ εἴ τῳ συνθεῖτο, καὶ εἴ τῳ ὑπόσχοιτό τι, μηδὲν ψεύδεσθαι. Καὶ γὰρ οὖν ἐπίστευον μὲν αὐτῷ αἱ πόλεις ἐπιτρεπόμεναι, ἐπίστευον δ' οἱ ἄνδρες· καὶ εἴ τις πολέμιος ἐγένετο, σπεισαμένου Κύρου, ἐπίστευε μηδὲν ἂν παρὰ τὰς σπονδὰς παθεῖν. Τοιγαροῦν ἐπεὶ Τισσαφέρνει ἐπολέμησε, πᾶσαι αἱ πόλεις ἑκοῦσαι Κῦρον εἵλοντο ἀντὶ Τισσαφέρνους, πλὴν Μιλησίων· οὗτοι δὲ, ὅτι οὐκ ἤθελε τοὺς φεύγοντας προέσθαι, ἐφοβοῦντο αὐτόν. Καὶ γὰρ ἔργῳ ἐπεδείκνυτο, καὶ ἔλεγεν, ὅτι οὐκ ἄν ποτε προεῖτο, ἐπεὶ ἅπαξ αὐτοῖς φίλος ἐγένετο, οὐδ' εἰ ἔτι μὲν μείους γένοιντο, ἔτι δὲ καὶ κάκιον [2] πράξειαν. [3] Φανερὸς δ' ἦν, καὶ εἴ τίς τι ἀγαθὸν ἢ κακὸν ποιήσειεν αὐτὸν, νικᾶν πειρώμενος· καὶ εὐχὴν δέ τινες αὐτοῦ ἐξέφερον, ὡς εὔχοιτο τοσοῦτον χρόνον ζῆν, [4] ἔστε νικῴη καὶ τοὺς εὖ καὶ τοὺς κακῶς ποιοῦντας [5] ἀλεξόμενος. Καὶ γὰρ οὖν πλεῖστοι δὴ αὐτῷ, ἑνί γε ἀνδρὶ [6] τῶν ἐφ' ἡμῶν, ἐπεθύμησαν καὶ χρήματα, καὶ πόλεις, καὶ τὰ ἑαυτῶν σώματα [7] προέσθαι.

Οὐ μὲν δὴ οὐδὲ τοῦτ' ἄν τις εἴποι, ὡς τοὺς κακούργους καὶ ἀδίκους εἴα καταγελᾶν, ἀλλ' ἀφειδέστατα πάντων ἐτιμωρεῖτο. Πολλάκις δ' [8] ἦν ἰδεῖν παρὰ τὰς στειβομένας ὁδοὺς καὶ ποδῶν καὶ χειρῶν καὶ ὀφθαλμῶν στερουμένους ἀνθρώπους· ὥστε ἐν τῇ τοῦ Κύρου ἀρχῇ ἐγένετο καὶ Ἕλληνι καὶ βαρβάρῳ μηδὲν ἀδικοῦντι ἀδεῶς πορεύεσθαι, ὅποι τις ἤθελεν, [9] ἔχοντι ὅ τι προχωροίη. Τοὺς μὲν-

τοι γε ἀγαθοὺς εἰς πόλεμον ὡμολόγητο διαφερόντως τιμᾶν. Καὶ πρῶτον μὲν ἦν αὐτῷ πόλεμος πρὸς Πεισίδας καὶ Μυσούς. στρατευόμενος οὖν καὶ αὐτὸς εἰς ταύτας τὰς χώρας, οὓς ἑώρα ἐθέλοντας κινδυνεύειν, τούτους καὶ ἄρχοντας ἐποίει, ἧς κατεστρέφετο χώρας, καὶ ἄλλοις δώροις ἐτίμα· [1] ὥστε φαίνεσθαι τοὺς μὲν ἀγαθὸς, εὐδαιμονεστάτους, τοὺς δὲ κακοὺς, δούλους τούτων ἀξιοῦσθαι εἶναι. Τοιγαροῦν πολλὴ ἦν ἀφθονία τῶν ἐθελόντων κινδυνεύειν, ὅπου τις οἴοιτο Κῦρον αἰσθήσεσθαι.

[2] Εἴς γε μὴν δικαιοσύνην, εἴ τις αὐτῷ φανερὸς γένοιτο ἐπιδείκνυσθαι βουλόμενος, περὶ παντὸς ἐποιεῖτο τούτους πλουσιωτέρους ποιεῖν τῶν ἐκ τοῦ ἀδίκου φιλοκερδούντων. Καὶ γὰρ οὖν ἄλλα τε πολλὰ δικαίως αὐτῷ διεχειρίζετο, καὶ στρατεύματι ἀληθινῷ ἐχρήσατο. Καὶ γὰρ στρατηγοὶ καὶ λοχαγοὶ οὐ χρημάτων ἕνεκα πρὸς ἐκεῖνον ἔπλευσαν, ἀλλ' ἐπεὶ ἔγνωσαν κερδαλεώτερον εἶναι Κύρῳ καλῶς πειθαρχεῖν, ἢ τὸ κατὰ μῆνα κέρδος. Ἀλλὰ μὴν εἴ τίς γέ τι αὐτῷ προστάξαντι [3] καλῶς ὑπηρετήσειεν, οὐδενὶ πώποτε ἀχάριστον εἴασε τὴν προθυμίαν. Τοιγαροῦν κράτιστοι δὴ ὑπηρέται παντὸς ἔργου Κύρῳ ἐλέχθησαν γενέσθαι. Εἰ δέ τινα [4] ὁρῴη δεινὸν ὄντα οἰκονόμον ἐκ τοῦ δικαίου, καὶ κατασκευάζοντά τε, ἧς ἄρχοι χώρας, [5] καὶ προσόδους ποιοῦντα, οὐδένα ἂν πώποτε ἀφείλετο, ἀλλὰ καὶ πλείω προσεδίδου· ὥστε καὶ ἡδέως ἐπόνουν, καὶ θαῤῥαλέως ἐκτῶντο, καὶ ἃ [6] πέπατο αὖ τις, ἥκιστα Κῦρον ἔκρυπτεν· οὐ γὰρ φθονῶν τοῖς φανερῶς πλουτοῦσιν ἐφαίνετο, ἀλλα πειρώμενος χρῆσθαι τοῖς τῶν ὑποκρυπτομένων χρήμασι. [7] Φίλους γε μὴν, ὅσους ποιήσαιτο, καὶ εὔνους γνοίη ὄντας, καὶ ἱκανοὺς κρίνειε συνεργοὺς εἶναι, ὅ τι τυγχάνει βουλόμενος κατεργάζεσθαι, ὁμολογεῖται πρὸς πάντων κράτιστος δὴ γενέσθαι θεραπεύειν. [8] Καὶ γὰρ αὐτὸ τοῦτο, οὗπερ αὐτὸς ἕνεκα φίλων ᾤετο δεῖσθαι, ὡς συνεργοὺς

ἔχοι, καὶ αὐτὸς ἐπειρᾶτο συνεργὸς τοῖς φίλοις κράτιστος εἶναι τούτου, ὅτου ἕκαστον αἰσθάνοιτο ἐπιθυμοῦντα.

Δῶρα δὲ πλεῖστα μὲν, οἶμαι, εἷς γε ἀνὴρ ὢν, ἐλάμβανε διὰ πολλά· ταῦτα δὲ δὴ πάντα μάλιστα τοῖς φίλοις διεδίδου, [1] πρὸς τὸν τρόπον ἑκάστου σκοπῶν, καὶ ὅτου μάλιστα ὁρῴη ἕκαστον δεόμενον. Καὶ ὅσα τῷ σώματι αὐτοῦ κόσμον πέμποι τις, ἢ ὡς εἰς πόλεμον, ἢ ὡς εἰς καλλωπισμὸν, καὶ περὶ τούτων λέγειν αὐτὸν ἔφασαν, ὅτι τὸ μὲν ἑαυτοῦ σῶμα οὐκ ἂν δύναιτο τούτοις πᾶσι κοσμῆσαι, φίλους δὲ καλῶς κεκοσμημένους μέγιστον κόσμον ἀνδρὶ νομίζοι. [2] Καὶ τὸ μὲν τὰ μεγάλα νικᾶν τοὺς φίλους εὖ ποιοῦντα, οὐδὲν θαυμαστὸν, ἐπειδή γε καὶ δυνατώτερος ἦν· τὸ δὲ τῇ ἐπιμελείᾳ περιεῖναι τῶν φίλων, καὶ τῷ προθυμεῖσθαι χαρίζεσθαι, ταῦτα μᾶλλον ἔμοιγε δοκεῖ ἀγαστὰ εἶναι. Κῦρος γὰρ ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς πολλάκις, ὁπότε πάνυ ἡδὺν λάβοι, λέγων ὅτι οὔπω δὴ πολλοῦ χρόνου τούτου ἡδίονι οἴνῳ ἐπιτύχοι·—[3] τοῦτον οὖν σοι ἔπεμψε, καὶ δεῖταί σου τοῦτον ἐκπιεῖν τήμερον, σὺν οἷς μάλιστα φιλεῖς.—Πολλάκις δὲ χῆνας ἡμιβρώτους ἔπεμπε, καὶ ἄρτων ἡμίσεα, καὶ ἄλλα τοιαῦτα, ἐπιλέγειν κελεύων τὸν φέροντα·—Τούτοις ἥσθη Κῦρος· βούλεται οὖν καὶ σὲ τούτων γεύσασθαι.—Ὅπου δὲ χιλὸς σπάνιος πάνυ εἴη, αὐτὸς δ' ἐδύνατο παρασκευάσασθαι, διὰ τὸ πολλοὺς ἔχειν ὑπηρέτας, καὶ διὰ τὴν ἐπιμέλειαν, διαπέμπων ἐκέλευε τοὺς φίλους, τοῖς τὰ ἑαυτῶν σώματα ἄγουσιν ἵπποις ἐμβάλλειν τοῦτον τὸν χιλὸν, [4] ὡς μὴ πεινῶντες τοὺς ἑαυτοῦ φίλους ἄγωσιν. Εἰ δὲ δή ποτε πορεύοιτο, καὶ πλεῖστοι μέλλοιεν ὄψεσθαι, προσκαλῶν τοὺς φίλους ἐσπουδαιολογεῖτο, ὡς δηλοίη, οὓς τιμᾷ. Ὥστε ἔγωγε, ἐξ ὧν ἀκούω, οὐδένα κρίνω ὑπὸ πλειόνων πεφιλῆσθαι, οὔτε Ἑλλήνων, οὔτε βαρβάρων. Τεκμήριον δὲ τούτου καὶ τόδε·

παρὰ μὲν Κύρου, δούλου ὄντος, οὐδεὶς ἀπῄει πρὸς βασιλέα· πλὴν Ὀρόντας ἐπεχείρησε· (καὶ οὗτος δὲ, ὃν ᾤετο πιστόν οἱ εἶναι, ταχὺ αὐτὸν εὗρε Κύρῳ φιλαίτερον, ἢ ἑαυτῷ·) παρὰ δὲ βασιλέως πολλοὶ πρὸς Κῦρον ἀπῆλθον, ἐπεὶ πολέμιοι ἀλλήλοις ἐγένοντο· καὶ οὗτοι μέντοι, οἱ μάλιστα ὑπ' αὐτοῦ ἀγαπώμενοι, νομίζοντες, παρὰ Κύρῳ ὄντες ἀγαθοὶ, ἀξιωτέρας ἂν τιμῆς τυγχάνειν, ἢ παρὰ βασιλεῖ. Μέγα δὲ τεκμήριον καὶ τὸ ἐν τῇ τελευτῇ τοῦ βίου αὐτῷ γενόμενον, ὅτι καὶ αὐτὸς ἦν ἀγαθὸς, καὶ κρίνειν ὀρθῶς ἐδύνατο τοὺς πιστοὺς καὶ εὔνους καὶ βεβαίους. Ἀποθνήσκοντος γὰρ αὐτοῦ, πάντες οἱ παρ' αὐτὸν φίλοι καὶ συντράπεζοι μαχόμενοι ἀπέθανον ὑπὲρ Κύρου, πλὴν Ἀριαίου· οὗτος δὲ τεταγμένος ἐτύγχανεν ἐπὶ τῷ εὐωνύμῳ, τοῦ ἱππικοῦ ἄρχων· ὡς δ' ᾔσθετο Κῦρον πεπτωκότα, ἔφυγεν, ἔχων καὶ τὸ στράτευμα πᾶν, οὗ ἡγεῖτο.

Ἐνταῦθα δὴ Κύρου ἀποτέμνεται ἡ κεφαλὴ καὶ χεὶρ ἡ δεξιά. Βασιλεὺς δὲ, καὶ οἱ σὺν αὐτῷ, διώκων εἰσπίπτει εἰς τὸ Κυρεῖον στρατόπεδον. καὶ οἱ μὲν μετὰ Ἀριαίου οὐκέτι [1] ἵστανται, ἀλλὰ φεύγουσι διὰ τοῦ αὑτῶν στρατοπέδου εἰς τὸν σταθμὸν, ἔνθεν ὥρμηντο· τέτταρες δὲ ἐλέγοντο παρασάγγαι τῆς ὁδοῦ εἶναι. Βασιλεὺς δὲ καὶ οἱ σὺν αὐτῷ τά τε ἄλλα πολλὰ διαρπάζουσι, καὶ τὴν Φωκαΐδα τὴν Κύρου παλλακίδα, τὴν σοφὴν καὶ καλὴν λεγομένην εἶναι, λαμβάνει. Ἡ δὲ Μιλησία, ἡ νεωτέρα, ληφθεῖσα ὑπὸ τῶν ἀμφὶ βασιλέα, ἐκφεύγει γυμνὴ πρὸς τῶν Ἑλλήνων, [2] οἳ ἔτυχον ἐν τοῖς σκευοφόροις ὅπλα ἔχοντες· καὶ ἀντιταχθέντες, πολλοὺς μὲν τῶν διαρπαζόντων ἀπέκτειναν, οἱ δὲ καὶ αὐτῶν ἀπέθανον· οὐ μὴν ἔφυγόν γε, ἀλλὰ καὶ ταύτην ἔσωσαν, καὶ τἄλλα, ὅσα ἐντὸς αὐτῶν, καὶ χρήματα καὶ ἄνθρωποι, ἐγένοντο, πάντα ἔσωσαν. Ἐνταῦθα διέσχον ἀλλήλων βασιλεύς τε καὶ οἱ Ἕλληνες

λάβοι τὸ στρατόπεδον ἔνδεια, διαδιδοίη τοῖς Ἕλλησιν, (ἦσαν δ' αὗται, ὡς ἐλέγοντο, τετρακόσιαι ἅμαξαι,) καὶ ταύτας τότε οἱ σὺν βασιλεῖ διήρπασαν. Ὥστε [1] ἄδειπνοι ἦσαν οἱ πλεῖστοι τῶν Ἑλλήνων· ἦσαν δὲ καὶ ἀνάριστοι· πρὶν γὰρ δὴ καταλῦσαι τὸ στράτευμα πρὸς ἄριστον, βασιλεὺς ἐφάνη. Ταύτην μὲν οὖν τὴν νύκτα οὕτω διεγένοντο.

[2] Εκ τοῦ ΚΥΡΟΥ ΑΝΑΒΑΣΕΩΣ Β'.

* * *

Οἱ μὲν δὴ στρατηγοὶ οὕτω ληφθέντες, ἀνήχθησαν [3] ὡς βασιλέα, καὶ ἀποτμηθέντες τὰς κεφαλὰς [4] ἐτελεύτησαν· εἷς μὲν αὐτῶν, Κλέαρχος, ὁμολογουμένως ἐκ πάντων [5] τῶν ἐμπείρως αὐτοῦ ἐχόντων, δόξας γενέσθαι ἀνὴρ καὶ πολεμικὸς καὶ φιλοπόλεμος ἐσχάτως. Καὶ γὰρ δὴ, ἕως μὲν πόλεμος ἦν τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους, παρέμεινεν· ἐπεὶ δ' εἰρήνη ἐγένετο, πείσας τὴν αὑτοῦ πόλιν, ὡς οἱ Θρᾷκες [6] ἀδικοῦσι τοὺς Ἕλληνας, καὶ διαπραξάμενος ὡς ἐδύνατο παρὰ τῶν Εφόρων, ἐξέπλει, ὡς πολεμήσων τοῖς ὑπὲρ Χεῤῥονήσου καὶ Πειρίνθου Θρᾳξίν. Επεὶ δὲ μεταγνόντες πως [7] οἱ Εφοροι, ἤδη ἔξω ὄντος αὐτοῦ, ἀποστρέφειν αὐτὸν ἐπειρῶντο ἐξ Ἰσθμοῦ, ἐνταῦθα οὐκέτι πείθεται, ἀλλ' [8] ᾤχετο πλέων εἰς Ἑλλήσποντον. Εκ τούτου καὶ ἐθανατώθη [9] ὑπὸ τῶν ἐν τῇ Σπάρτῃ τελῶν, ὡς ἀπειθῶν. Ηδη δὲ φυγὰς ὤν, ἔρχεται πρὸς Κῦρον, καὶ ὁποίοις μὲν λόγοις ἔπεισε Κῦρον, ἀλλαχοῦ γέγραπται· δίδωσι δ' αὐτῷ Κῦρος [10] μυρίους δαρεικούς· ὁ δὲ λαβὼν, οὐκ ἐπὶ ῥᾳθυμίαν ἐτράπετο, ἀλλ' ἀπὸ τούτων τῶν χρημάτων συλλέξας στράτευμα, ἐπολέμει τοῖς Θρᾳξί· καὶ μάχῃ τε ἐνίκησε, καὶ ἀπὸ τούτου [11] ἔφερε καὶ ἦγεν αὐ-

τούς· καὶ πολεμῶν διεγένετο, μέχρις οὗ Κῦρος ἐδεήθη τοῦ στρατεύματος· τότε δ' ἀπῆλθεν, ὡς σὺν ἐκείνῳ αὖ πολεμήσων.

Ταῦτα οὖν φιλοπολέμου δοκεῖ ἀνδρὸς ἔργα εἶναι, ὅστις, [1] ἐξὸν μὲν εἰρήνην ἄγειν ἄνευ αἰσχύνης καὶ βλάβης, αἱρεῖται πολεμεῖν· ἐξὸν δὲ ῥᾳθυμεῖν, βούλεται πονεῖν, ὥστε πολεμεῖν· ἐξὸν δὲ χρήματα ἔχειν ἀκινδύνως, αἱρεῖται πολεμῶν μείονα ταῦτα ποιεῖν. Εκεῖνος δὲ, ὥσπερ εἴς τινα ἡδονὴν, ἤθελε δαπανᾷν εἰς πόλεμον· οὕτω μὲν φιλοπόλεμος ἦν. Πολεμικὸς δὲ αὖ ταύτῃ εἶναι ἐδόκει, ὅτι φιλοκίνδυνός τε ἦν, καὶ ἡμέρας καὶ νυκτὸς ἄγων ἐπὶ τοὺς πολεμίους, καὶ ἐν τοῖς δεινοῖς φρόνιμος, ὡς οἱ παρόντες πανταχου παντες ὡμολόγουν. Καὶ ἀρχικὸς δὲ ἐλέγετο εἶναι, ὡς δυνατὸν ἐκ τοῦ τοιούτου τρόπου, οἷον καὶ ἐκεῖνος εἶχεν. Ἱκανὸς μὲν γὰρ, ὥς τις καὶ ἄλλος, φροντίζειν ἦν, ὅπως ἕξει ἡ στρατιὰ αὐτοῦ τὰ ἐπιτήδεια, καὶ παρασκευάζειν ταῦτα· ἱκανὸς δὲ καὶ ἐμποιῆσαι τοῖς παροῦσιν, [2] ὡς οὐκ ἀπιστέον εἴη Κλεάρχῳ. Τοῦτο δὲ ἐποίει ἐκ τοῦ χαλεπὸς εἶναι. Καὶ γὰρ ὁρᾷν στυγνὸς ἦν, καὶ τῇ φωνῇ τραχύς· ἐκόλαζέ τε αἰεὶ ἰσχυρῶς, καὶ ὀργῇ ἐνίοτε, ὥστε καὶ αὐτῷ μεταμέλειν [3] ἔσθ' ὅτε. Καὶ γνώμῃ δὲ ἐκόλαζεν· ἀκολάστου γὰρ στρατεύματος οὐδὲν ἡγεῖτο ὄφελος εἶναι. Αλλὰ καὶ λέγειν αὐτὸν ἔφασαν, ὡς δέοι τὸν στρατιώτην φοβεῖσθαι μᾶλλον τὸν ἄρχοντα, ἢ τοὺς πολεμίους, εἰ μέλλοι ἢ [4] φυλακὰς φυλάξειν, ἢ φίλων ἀφέξεσθαι, ἢ ἀπροφασίστως ἰέναι πρὸς τοὺς πολεμίους. Εν μὲν οὖν τοῖς δεινοῖς ἤθελον αὐτοῦ ἀκούειν σφόδρα, καὶ οὐκ ἄλλον ᾑροῦντο οἱ στρατιῶται. Καὶ γὰρ τὸ στυγνὸν τότε φαιδρὸν αὐτοῦ ἐν τοῖς προσώποις ἔφασαν φαίνεσθαι· καὶ τὸ χαλεπὸν ἐῤῥωμένον πρὸς τοὺς πολεμίους ἐδόκει εἶναι· ὥστε σωτήριον καὶ οὐκέτι χαλεπὸν ἐφαίνετο. Ὅτε δ' ἔξω τοῦ δεινοῦ γένοιντο, καὶ ἐξείη, πρὸς ἄλλους, [5] ἀρχομενους ἀπιέναι,

πολλοὶ αὐτὸν ἀπέλειπον· τὸ γὰρ ἐπίχαρι οὐκ εἶχεν, ἀλλὰ ἀεὶ χαλεπὸς καὶ ὠμὸς ἦν.—Καὶ γὰρ οὖν φιλίᾳ μὲν καὶ εὐνοίᾳ ἑπομένους οὐδέποτ᾽ εἶχεν· οἵτινες δὲ, ἢ ὑπὸ πόλεως τεταγμένοι, ἢ ὑπὸ τοῦ δεῖσθαι, ἢ ἄλλῃ τινὶ ἀνάγκῃ κατεχόμενοι, παρείησαν αὐτῷ, σφόδρα πειθομένοις ἐχρῆτο. Επειδὴ δὲ καὶ ἤρξαντο νικᾶν σὺν αὐτῷ τοὺς πολεμίους, μεγάλα ἤδη ἦν τὰ χρησίμους ποιοῦντα εἶναι τοὺς σὺν αὐτῷ στρατιώτας· [1] τό τε γὰρ πρὸς τοὺς πολεμίους θαῤῥαλέως ἔχειν παρῆν, καὶ τὸ τὴν παρ᾽ ἐκείνου τιμωρίαν φοβεῖσθαι αὐτὸς εὐτάκτους ἐποίει. Τοιοῦτος μὲν δὴ ἄρχων ἦν· ἄρχεσθαι δ᾽ ὑπὸ ἄλλων οὐ μάλα ἐθέλειν ἐλέγετο. Ην δὲ, ὅτε ἐτελεύτα, ἀμφὶ τὰ πεντήκοντα ἔτη.

Πρόξενος δὲ ὁ Βοιώτιος, εὐθὺς μὲν μειράκιον ὢν, ἐπεθύμει γενέσθαι ἀνὴρ τὰ μεγάλα πράττειν ἱκανός· καὶ διὰ ταύτην τὴν ἐπιθυμίαν ἔδωκε Γοργίᾳ ἀργύριον τῷ Λεοντίνῳ. Επεὶ δὲ συνεγένετο ἐκείνῳ, ἱκανὸς ἤδη νομίσας εἶναι καὶ ἄρχειν, καὶ φίλος ὢν τοῖς πρώτοις, μὴ ἡττᾶσθαι εὐεργετῶν, ἦλθεν εἰς ταύτας τὰς σὺν Κύρῳ πράξεις· καὶ ᾤετο κτήσεσθαι ἐκ τούτων ὄνομα μέγα, καὶ δύναμιν μεγάλην, καὶ χρήματα πολλά. Τούτων δ᾽ ἐπιθυμῶν, σφόδρα ἔνδηλον αὖ καὶ τοῦτο εἶχεν, ὅτι τούτων οὐδὲν ἂν θέλοι κτᾶσθαι μετὰ ἀδικίας, ἀλλὰ σὺν τῷ δικαίῳ καὶ καλῷ ᾤετο δεῖν τούτων τυγχάνειν· ἄνευ δὲ τούτων, μή. Αρχειν δὲ καλῶν μὲν καὶ ἀγαθῶν ἱκανὸς ἦν· οὐ μέντοι οὔτ᾽ αἰδῶ τοῖς στρατιώταις ἑαυτοῦ οὔτε φόβον ἱκανὸς ἐμποιῆσαι· ἀλλὰ καὶ ᾐσχύνετο μᾶλλον τοὺς στρατιώτας, ἢ οἱ ἀρχόμενοι ἐκεῖνον· [2] καὶ φοβούμενος μᾶλλον ἦν φανερὸς τὸ ἀπεχθάνεσθαι τοῖς στρατιώταις, ἢ οἱ στρατιῶται τὸ ἀπιστεῖν ἐκείνῳ. Ωετο δὲ ἀρκεῖν πρὸς τὸ ἀρχικὸν εἶναι καὶ δοκεῖν, τὸν μὲν καλῶς ποιοῦντα ἐπαινεῖν, τὸν δὲ ἀδικοῦντα μὴ ἐπαινεῖν. Τοιγαροῦν αὐτῷ οἱ μὲν καλοι κἀγαθοὶ τῶν συνόντων εὖνοι ἦσαν, οἱ δ᾽

ἄδικοι ἐπεβούλευον, ὡς εὐμεταχειρίστῳ ὄντι. Ὅτε δὲ ἀπέθνησκεν, ἦν ἐτῶν ὡς τριάκοντα.

Μένων δὲ ὁ Θετταλὸς δῆλος ἦν ἐπιθυμῶν μὲν πλούτου ἰσχυρῶς, ἐπιθυμῶν δὲ ἄρχειν, ὅπως πλείω λαμβάνοι· ἐπιθυμῶν δὲ τιμᾶσθαι, ἵνα πλείω [1] κερδαίνοι· φίλος τ' ἐβούλετο εἶναι τοῖς μέγιστον δυναμένοις, ἵνα ἀδικῶν μὴ διδοίη δίκην. Ἐπὶ δὲ τὸ κατεργάζεσθαι, ὧν ἐπιθυμοίη, συντομωτάτην ὁδὸν ᾤετο εἶναι διὰ τοῦ ἐπιορκεῖν τε, καὶ ψεύδεσθαι, καὶ ἐξαπατᾷν· τὸ δὲ ἁπλοῦν τε καὶ ἀληθὲς [2] ἐνόμιζε το αὐτὸ τῷ ἠλιθίῳ εἶναι. Στέργων δὲ φανερὸς μὲν ἦν οὐδένα· ὅτῳ δὲ φαίη φίλος εἶναι, τούτῳ ἔνδηλος ἦν ἐπιβουλεύων. Καὶ πολεμίου μὲν οὐδενὸς κατεγέλα, τῶν δὲ συνόντων πάντων ὡς καταγελῶν αἰεὶ διελέγετο. Καὶ τοῖς μὲν τῶν πολεμιων κτήμασιν οὐκ ἐπεβούλευε· (χαλεπὸν γὰρ ᾤετο εἶναι τὰ τῶν φυλαττομένων λαμβάνειν·) τὰ δὲ τῶν φίλων, μόνος ᾤετο εἰδέναι, ὅτι ῥᾷστον ἀφύλακτα λαμβάνειν. Καὶ ὅσους μὲν [3] ᾐσθάνετο ἐπιόρκους καὶ ἀδίκους, ὡς εὖ ὡπλισμένους ἐφοβεῖτο· τοῖς δ' ὁσίοις καὶ ἀλήθειαν ἀσκοῦσιν ὡς ἀνάνδροις ἐπειρᾶτο χρῆσθαι. Ὥσπερ δέ τις ἀγάλλεται ἐπὶ θεοσεβείᾳ, καὶ ἀληθείᾳ, καὶ δικαιότητι, οὕτω καὶ Μένων ἠγάλλετο τῷ ἐξαπατᾷν δύνασθαι, [4] τῷ πλάσασθαι ψευδῆ, τῷ φίλους διαγελᾷν· τὸν δὲ μὴ πανοῦργον ἀπαίδευτον ἐνόμιζεν εἶναι. [5] Καὶ παρ' οἷς μὲν ἐπεχείρει πρωτεύειν φιλίᾳ, διαβάλλων τοὺς πρώτους τούτους ᾤετο δεῖν κτήσασθαι. Τὸ δὲ πειθομένους τοὺς στρατιώτας παρέχεσθαι, ἐκ τοῦ συναδικεῖν αὐτοῖς ἐμηχανᾶτο. Τιμᾶσθαι δὲ καὶ θεραπεύεσθαι ἠξίου, ἐπιδεικνύμενος, ὅτι πλεῖστα δύναιτο καὶ ἐθέλοι ἂν ἀδικεῖν. Εὐεργεσίαν δὲ κατέλεγεν, ὁπότε τις αὐτοῦ [6] ἀφίστατο, ὅτι χρώμενος αὐτῷ οὐκ ἀπώλεσεν αὐτόν.—Ἀποθνησκόντων δὲ τῶν στρατηγῶν, ὅτι ἐστράτευσαν ἐπὶ βασιλέα σὺν Κύρῳ, τὰ αὐτὰ πεποιηκὼς οὐκ ἀπέθανε· μετὰ δὲ τὸν τῶν ἄλλων

θάνατον στρατηγῶν, τιμωρηθεὶς ὑπὸ βασιλέως ἀπέθανεν, οὐχ ὥσπερ Κλέαρχος καὶ οἱ ἄλλοι στρατηγοὶ ἀποτμηθέντες τὰς κεφαλάς· (ὅσπερ κάλλιστος θανάτων ἐδόκει εἶναι·) ἀλλὰ ζῶν αἰκισθεὶς ἐνιαυτὸν, ὡς πονηρὸς, λέγεται τῆς τελευτῆς τυχεῖν.

Αγίας δὲ ὁ Αρκὰς, καὶ Σωκράτης ὁ Αχαιὸς, καὶ τούτω ἀπεθανέτην· τούτων δὲ οὐδεὶς οὔθ' ὡς ἐν πολέμῳ κακῶν κατεγέλα, οὔτ' ἐς φιλίαν αὐτοὺς ἐμέμφετο. [1] Ηστην τε ἄμφω ἀμφὶ τετταράκοντα ἔτη ἀπὸ γενεᾶς.

FINIS

EXCERPTORUM HISTORICORUM

ANALECTA GRAECA MAJORA.

TOMI PRIORIS

PARS SECUNDA.

EXCERPTA RHETORICA.

I.

[1] Ex LYSIA.

[Juxta Edit. Joan. Jac. Reiske. Lips. 1772. 8vo.]

LYSIAS——subtilis atque elegans, et quo nihil, si oratori satis sit docere, quaeras perfectius. Nihil enim est inane, nihil arcessitum: puro tamen fonti quam magno flumini propior. Quinct. X. 1.

[2] *ΛΥΣΙΟΥ*

ΚΑΤΑ

ΕΡΑΤΟΣΘΕΝΟΥΣ,

ΤΟΥ ΓΕΝΟΜΕΝΟΥ ΤΩΝ ΤΡΙΑΚΟΝΤΑ,

ὋΝ ΑΥΤΟΣ ΕΙΠΕ ΛΥΣΙΑΣ.

[3] *ΟΥΚ* ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δικασταὶ, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι. Τοιαῦτα, [4] αὐτοῖς, τὸ μέγεθος, καὶ τοσαῦτα τὸ πλῆθος, εἴργασται, [5] ὥστε μήτ' ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆσαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν, ἅπαντα δύνασθαι· [6] ἀλλ' ἀνάγκη ἢ τὸν κατήγορον ἀπειπεῖν, ἢ τὸν χρόνον ἐπιλιπεῖν. Τοὐναντίον δέ μοι δοκοῦμεν πείσεσθαι ἢ [7] ἐν τῷ προτοῦ χρόνῳ. Πρότερον μὲν γὰρ ἔδει, τὴν ἔχθραν, τοὺς κατηγοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη [8] πρὸς τοὺς φεύγοντας· νυνὶ δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι, ἥτις ἦν αὐτοῖς πρὸς τὴν πό-

λιν ἔχθρα, [1] ἀνθ' ὅτου τοιαῦτα ἐτόλμησαν εἰς αὐτὴν ἐξαμαρτάνειν. Οὐ μέντοι, ὡς οὐκ ἔχων οἰκείας ἔχθρας καὶ συμφορὰς, τοὺς λόγους ποιοῦμαι, [2] ἀλλ' ὡς ἅπασι πολλῆς ἀφθονίας οὔσης, ὑπὲρ τῶν ἰδίων, ἢ ὑπὲρ τῶν δημοσίων, ὀργίζεσθαι.—Εγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταὶ, οὔτ' ἐμαυτοῦ πώποτε, οὔτε ἀλλότρια πράγματα πράξας, νῦν ἠνάγκασμαι ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν· ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν [3] κατέστην, μὴ, διὰ τὴν ἀπειρίαν, ἀναξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ [4] τὴν κατηγορίαν ποιήσωμαι. ὅμως δὲ πειράσομαι ὑμᾶς, ἐξ ἀρχῆς, ὡς ἂν δύνωμαι, [5] δι' ἐλαχίστων διδάξαι.

Οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους εἰς ταύτην τὴν γῆν ἀφικέσθαι· ἔτη δὲ τριάκοντα ᾤκησε, καὶ οὐδενὶ πώποτε, οὔτε [6] ἡμεῖς, οὔτε ἐκεῖνος, δίκην οὔτε ἐδικασάμεθα, οὔτε ἐφύγομεν· ἀλλ' οὕτως ᾠκοῦμεν δημοκρατούμενοι, ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν, μήτε ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι.—Επειδὴ δ' οἱ τριάκοντα, πονηροὶ μὲν καὶ συκοφάνται ὄντες, [7] εἰς τὴν ἀρχὴν κατέστησαν, φάσκοντες χρῆναι τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν, καὶ τοὺς λοιποὺς πολίτας ἐπ' ἀρετὴν καὶ δικαιοσύνην τραπέσθαι· καὶ τοιαῦτα λέγοντες, οὐ τοιαῦτα ποιεῖν ἐτόλμων· ὡς ἐγὼ, περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν, καὶ περὶ τῶν ὑμετέρων ἀναμνῆσαι πειράσομαι.

Θέογνις γὰρ καὶ Πείσων ἔλεγον, ἐν τοῖς τριάκοντα, περὶ τῶν μετοίκων, ὡς εἶέν τινες τῇ πολιτείᾳ ἀχθόμενοι· καλλίστην οὖν εἶναι πρόφασιν,—τιμωρεῖσθαι μὲν δοκεῖν, τῷ δ' ἔργῳ χρηματίζεσθαι. [8] πάντως δὲ τὴν μὲν πόλιν γενέσθαι, τὴν ἀρχὴν δεῖσθαι χρημάτων. Καὶ τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον. Αποκτιννύναι μὲν γὰρ ἀνθρώπους [9] περὶ οὐδενὸς ἡγοῦντο· λαμβάνειν δὲ χρήματα περὶ πολλοῦ ἐποιοῦντο. Εδοξεν οὖν αὐτοῖς δέκα συλλαβεῖν·

τούτων δὲ δύο πένητας, ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία, ὡς οὐ χρημάτων οὕνεκα ταῦτα πέπρακται, ἀλλὰ συμφέροντα τῇ πολιτείᾳ γεγένηται· ὥσπερ τι τῶν ἄλλων εὐλόγως [1] πεποιηκότες. Διαλαβόντες δὲ τὰς οἰκίας, ἐβάδιζον· καὶ ἐμὲ μὲν ξένους ἑστιῶντα κατέλαβον, οὓς ἐξελάσαντες Πείσωνί με παραδιδόασιν· οἱ δὲ ἄλλοι εἰς τὸ ἐργαστήριον ἐλθόντες, τὰ ἀνδράποδα ἀπεγράφοντο. Ἐγὼ δὲ Πείσωνα μὲν ἠρώτων, εἰ βούλοιτό με σῶσαι χρήματα λαβών· ὁ δ' ἔφασκεν, εἰ πολλὰ εἴη. Εἶπον οὖν, ὅτι [2] τάλαντον ἀργυρίου ἕτοιμος εἴην δοῦναι. Ὁ δ' ὡμολόγησε ταῦτα ποιήσειν. Ἠπιστάμην μὲν οὖν, ὅτι οὔτε θεοὺς οὔτε ἀνθρώπους νομίζει, ὅμως δ' ἐκ τῶν παρόντων ἐδόκει μοι ἀναγκαιότατον εἶναι πίστιν παρ' αὐτοῦ λαβεῖν· ἐπειδὴ δὲ ὤμοσεν, ἐξώλειαν ἑαυτῷ καὶ τοῖς παισὶν ἐπαρώμενος, λαβὼν τὸ τάλαντον, μὲ σώσειν, εἰσελθὼν εἰς τὸ δωμάτιον τὴν κιβωτὸν ἀνοίγνυμι. Πείσων δ' αἰσθόμενος εἰσέρχεται, καὶ ἰδὼν τὰ ἐνόντα, καλεῖ τῶν ὑπηρετῶν δύο, καὶ τὰ ἐν τῇ κιβωτῷ λαβεῖν ἐκέλευσεν. [3] Ἐπεὶ δὲ οὐχ ὅσον ὡμολογήκειν εἶχεν, ὦ ἄνδρες δικασταί, ἀλλὰ τρία τάλαντα ἀργυρίου, καὶ τετρακοσίους [4] κυζικηνοὺς, καὶ ἑκατὸν [5] δαρεικοὺς, καὶ φιάλας ἀργυρίου τέσσαρας, ἐδεόμην αὐτοῦ ἐφόδιά μοι δοῦναι. [6] ὁ δ' ἀγαπήσειν με ἔφασκεν, εἰ τὸ σῶμα σώσω. Ἐξιοῦσι δέ μοι καὶ Πείσωνι ἐπιτυγχάνει Μηλόβιός τε καὶ Μνησιθείδης ἐκ τοῦ ἐργαστηρίου ἀπιόντες· καὶ καταλαμβάνουσι πρὸς αὐταῖς ταῖς θύραις, καὶ ἐρωτῶσιν, ὅπῃ βαδίζοιμεν. Ὁ δ' ἔφασκεν, [7] εἰς τὰ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ, ἵνα καὶ τὰ ἐν ἐκείνῃ τῇ οἰκίᾳ σκέψηται. Ἐκεῖνον μὲν οὖν ἐκέλευον βαδίζειν, ἐμὲ δὲ μεθ' αὑτῶν ἀκολουθεῖν [8] εἰς Δαμνίππου. Πείσων δὲ προσελθὼν σιγᾶν με παρεκελεύετο, καὶ θαῤῥεῖν, ὡς ἥξων ἐκεῖσε. Καταλαμβάνομεν δὲ αὐτόθι Θέογνιν ἑτέρους φυλάττοντα· ᾧ παραδόντες ἐμὲ πάλιν ᾤχον-

το. [1] Ἐν τοιούτῳ δ' ὄντι μοι κινδυνεύειν ἐδόκει, ὡς τοῦ γε ἀποθανεῖν ὑπάρχοντος ἤδη. Καλέσας δὲ Δάμνιππον, λέγω πρὸς αὐτὸν τάδε· “Ἐπιτήδειος μέν μοι τυγχάνεις ὤν, ἥκω δ' εἰς τὴν σὴν οἰκίαν· ἀδικῶ δ' οὐδέν· χρημάτων δ' ἕνεκα ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν σωτηρίαν.” Ὁ δ' ὑπέσχετο ταῦτα ποιήσειν. Ἐδόκει δ' αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν μνησθῆναι· ἡγεῖτο γὰρ ἅπαν ποιήσειν αὐτόν, εἴ τις ἀργύριον διδοίη. Ἐκείνου δὲ διαλεγομένου Θεόγνιδι, (ἔμπειρος γὰρ ὢν ἐτύγχανον τῆς οἰκίας, καὶ ᾔδειν, ὅτι ἀμφίθυρος εἴη,) ἐδόκει μοι ταύτῃ πειρᾶσθαι σωθῆναι· ἐνθυμουμένῳ, ὅτι, ἐὰν μὲν λάθω, σωθήσομαι· ἐὰν δὲ ληφθῶ, ἡγούμην μὲν, εἰ Θέογνις εἴη πεπεισμένος ὑπὸ τοῦ Δαμνίππου χρήματα λαβεῖν, οὐδὲν ἧττον ἀφεθήσεσθαι· εἰ δὲ μή, ὁμοίως ἀποθανεῖσθαι. Ταῦτα διανοηθεὶς, ἔφευγον, ἐκείνων ἐπὶ τῇ αὐλείῳ θύρᾳ τὴν φυλακὴν ποιουμένων· τριῶν δὲ θυρῶν οὐσῶν, ἃς ἔδει με διελθεῖν, ἅπασαι [2] ἀνεῳγμέναι ἔτυχον. Ἀφικόμενος δὲ [3] εἰς Ἀρχένεω τοῦ ναυκλήρου, ἐκεῖνον πέμπω εἰς ἄστυ, πευσόμενον περὶ τοῦ ἀδελφοῦ. Ἥκων δὲ ἔλεγεν, ὅτι Ἐρατοσθένης αὐτὸν ἐν τῇ ὁδῷ λαβὼν, εἰς τὸ δεσμωτήριον ἀπαγάγοι. Καὶ ἐγὼ τοιαῦτα πεπυσμένος, τῆς ἐπιούσης νυκτὸς διέπλευσα Μέγαράδε. Πολεμάρχῳ δὲ [4] παρήγγειλαν οἱ τριάκοντα τὸ ἐπ' ἐκείνων εἰθισμένον παράγγελμα, πίνειν κώνειον, πρὶν τὴν αἰτίαν εἰπεῖν, δι' ἥντινα ἔμελλεν ἀποθανεῖσθαι· [5] οὕτω πολλοῦ ἐδέησε κριθῆναι, καὶ ἀπολογήσασθαι. Καὶ ἐπειδὴ ἀπεφέρετο ἐκ τοῦ δεσμωτηρίου τεθνεὼς, τριῶν ἡμῖν οἰκιῶν οὐσῶν, οὐδεμιᾶς εἴασαν ἐξενεχθῆναι, ἀλλὰ κλίσιον μισθωσάμενοι, [6] προὔθεντο αὐτόν. Καὶ πολλῶν ὄντων ἱματίων, αἰτοῦσιν οὐδὲν ἔδοσαν εἰς ταφήν, ἀλλὰ τῶν φίλων ὁ μὲν ἱμάτιον, ὁ δὲ προσ-

κεφάλαιον, ὁ δὲ ὅ τι ἕκαστος ἔτυχεν, ἔδωκεν εἰς τὴν ἐκείνου ταφήν. Καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ, καὶ κόσμον, καὶ ἔπιπλα, καὶ ἱμάτια γυναικεῖα, ὅσα οὐδεπώποτε ᾤοντο κτήσασθαι, καὶ ἀνδράποδα εἴκοσι καὶ ἑκατὸν, (ὧν τὰ μὲν βέλτιστα ἔλαβον, τὰ δὲ λοιπὰ εἰς τὸ δημόσιον ἀπέδοσαν,) εἰς τοσαύτην ἀπληστίαν καὶ αἰσχροκέρδειαν ἀφίκοντο, καὶ τοῦ τρόπου τοῦ αὐτῶν ἀπόδειξιν ἐποιήσαντο·—τῆς γὰρ Πολεμάρχου γυναικὸς χρυσοῦς ἑλικτῆρας, οὓς ἔχουσα ἐτύγχανεν, ὅτε τοπρῶτον ἦλθεν εἰς τὴν οἰκίαν, Μηλόβιος ἐκ τῶν ὤτων ἐξείλετο. Καὶ οὐδὲ κατὰ τὸ ἐλάχιστον μέρος τῆς οὐσίας ἐλέου παρ' αὐτῶν ἐτυγχάνομεν· [1] ἀλλ' οὕτως εἰς ἡμᾶς, διὰ τὰ χρήματα, ἐξημάρτανον, ὥσπερ ἂν ἕτεροι μεγάλων ἀδικημάτων ὀργὴν ἔχοντες· οὐ τούτων ἀξίους γε ὄντας τῇ πόλει· ἀλλὰ πάσας [μὲν] τὰς [2] χορηγίας χορηγήσαντας, πολλὰς δ' εἰσφορὰς εἰσενεγκόντας, κοσμίους δ' ἡμᾶς αὐτοὺς παρέχοντας, καὶ πᾶν τὸ προσταττόμενον ποιοῦντας, ἐχθρὸν δ' οὐδένα κεκτημένους, πολλοὺς δ' Ἀθηναίων ἐκ τῶν πολεμίων λυσαμένους, τοιούτων ἠξίωσαν· οὐχ ὁμοίως [3] μετοικοῦντας, ὥσπερ αὐτοὶ ἐπολιτεύοντο. Οὗτοι γὰρ πολλοὺς μὲν τῶν πολιτῶν εἰς τοὺς πολεμίους ἐξήλασαν· πολλοὺς δ' ἀδίκως ἀποκτείναντες, ἀτάφους ἐποίησαν· πολλοὺς δ' ἐπιτίμους ὄντας, ἀτίμους τῆς πόλεως κατέστησαν· πολλῶν δὲ θυγατέρας μελλούσας ἐκδίδοσθαι, ἐκώλυσαν· καὶ εἰς τοσοῦτόν εἰσι τόλμης ἀφιγμένοι, ὥσθ' ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν, ὡς οὐδὲν κακὸν οὐδ' αἰσχρὸν εἰργασμένοι εἰσίν. Εγὼ δ' ἐβουλόμην ἂν αὐτοὺς ἀληθῆ λέγειν· [4] μετῆν γὰρ ἂν καὶ ἐμοὶ τούτου τἀγαθοῦ οὐκ ἐλάχιστον μέρος. Νῦν δὲ οὔτε πρὸς τὴν πόλιν αὐτοῖς τοιαῦτα ὑπάρχει, οὔτε πρὸς ἐμέ. Τὸν ἀδελφὸν γάρ μου, ὥσπερ καὶ πρότερον εἶπον, Ερατοσθένης ἀπ-

ἔκτεινεν, οὔτε αὐτὸς ἰδίᾳ ἀδικούμενος, οὔτε εἰς τὴν πόλιν ὁρῶν ἐξαμαρτάνοντα, ἀλλὰ τῇ ἑαυτοῦ παρανομίᾳ προθύμως ἐξυπηρετῶν.—[1] Ἀναβιβασάμενος δ' αὐτὸν βούλομαι ἔρεσθαι, ὦ ἄνδρες δικασταί. Τοιαύτην γὰρ γνώμην ἔχω· ἐπὶ μὲν τῇ τούτου ὠφελείᾳ, καὶ πρὸς ἕτερον περὶ τούτου διαλέγεσθαι, ἀσεβὲς εἶναι νομίζω, ἐπὶ δὲ τῇ τούτου βλάβῃ, καὶ πρὸς αὐτὸν τοῦτον, ὅσιον καὶ εὐσεβές.—Ἀνάβηθι οὖν μοι καὶ ἀπόκριναι, εἴ τι ἄν σε ἐρωτῶ.—Ἀπήγαγες Πολέμαρχον, ἢ οὔ;—Τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα δεδιὼς ἐποίουν.—Ἦσθα δ' ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ λόγοι ἐγίνοντο περὶ ἡμῶν;—Ἦν.—Πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι, ἢ ἀντέλεγες;—Ἀντέλεγον.—Ἵνα ἀποθάνωμεν;—Ἵνα μὴ ἀποθάνητε.—Ἡγούμενος ἡμᾶς ἄδικα πάσχειν, ἢ δίκαια;—Ἄδικα.—Εἶτ', ὦ σχετλιώτατε πάντων, ἀντέλεγες μὲν, ἵνα σώσειας, συνελάμβανες δὲ, ἵνα ἀποκτείνοις; καὶ ὅτε μὲν τὸ πλῆθος ἦν ὑμῶν κύριον τῆς σωτηρίας τῆς ἡμετέρας, ἀντιλέγειν φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι· ἐπειδὴ δὲ [2] ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον, καὶ μὴ, εἰς τὸ δεσμωτήριον ἀπήγαγες; [3] εἶθ' ὅτι μὲν, ὡς φῂς, ἀντειπὼν, οὐδὲν ὠφέλησας, ἀξιοῖς χρηστὸς νομίζεσθαι· ὅτι δὲ συλλαβὼν ἀπέκτεινας, οὐκ οἴει ἐμοὶ καὶ τουτοισὶ δοῦναι δίκην; Καὶ μὴν οὐδὲ τοῦτο εἰκὸς αὐτῷ πιστεύειν, (εἴπερ ἀληθῆ λέγει, φάσκων ἀντειπεῖν,) ὡς αὐτῷ προσετάχθη· οὐ γὰρ δή που ἐν τοῖς μετοίκοις πίστιν παρ' αὐτοῦ ἐλάμβανον. [4] Ἔπειτα τῷ ἧσσον εἰκὸς ἦν προσταχθῆναι, ἢ ὅστις ἀντειπών γε ἐτύγχανεν, καὶ γνώμην ἀποδεδειγμένος; τίνα γὰρ εἰκὸς ἦν ἧττον ταῦτα ὑπηρετῆσαι, ἢ τὸν ἀντειπόντα οἷς ἐκεῖνοι ἐβούλοντο πραχθῆναι; Ἔτι δὲ τοῖς μὲν ἄλλοις Ἀθηναίοις ἱκανή μοι δοκεῖ πρόφασις εἶναι τῶν γεγενημένων, εἰς τοὺς

τριάκοντα ἀναφέρειν τὴν αἰτίαν· αὐτοὺς δὲ τοὺς τριάκοντα, ἂν εἰς σφᾶς αὐτοὺς ἀναφέρωσι, πῶς ὑμᾶς εἰκὸς ἀποδέχεσθαι; Εἰ μὲν γάρ τις ἐν τῇ πόλει ἀρχὴ ἰσχυροτέρα αὐτῆς, ὑφ' ἧς αὐτῷ προσετάττετο παρὰ τὸ δίκαιον ἀνθρώπους ἀπολλύναι, ἴσως ἂν εἰκότως αὐτῷ συγγνώμην εἴχετε· νῦν δὲ [1] παρὰ τοῦ ποτε καὶ λήψεσθε δίκην, εἴπερ ἐξέσται τοῖς τριάκοντα λέγειν, ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποίουν;—[2] Καὶ μὲν δὴ οὐκ ἐν τῇ οἰκίᾳ, κατὰ τὰ τούτοις ἐψηφισμένα, ἀλλ' ἐν τῇ ὁδῷ σώζοντα αὐτὸν, συλλαβὼν ἀπήγαγεν.—Ὑμεῖς δὲ πάντες ὀργίζεσθε, ὅσοι εἰς τὰς οἰκίας ἦλθον τὰς ὑμετέρας, ζήτησιν ποιούμενοι ἢ ὑμῶν ἢ τῶν ὑμετέρων τινός. Καίτοι, εἰ χρὴ τούτοις διὰ τὴν ἑαυτῶν σωτηρίαν ἑτέρους ἀπολέσασι συγγνώμην ἔχειν, ἐκείνοις ἂν δικαιότερον ἔχοιτε· κίνδυνος γὰρ ἦν πεμφθεῖσι, μὴ ἐλθεῖν, καὶ καταλαβοῦσιν, ἐξάρνοις γενέσθαι· τῷ δὲ Ἐρατοσθένει ἐξῆν εἰπεῖν, ὅτι οὐκ ἀπήντησεν· ἔπειτα, ὅτι οὐκ οἶδεν· ταῦτα γὰρ οὔτε ἔλεγχον, οὔτε βάσανον εἶχεν· ὥστε μηδ' ὑπὸ τῶν ἐχθρῶν βουλομένων οἷόν τε εἶναι ἐξελεγχθῆναι.—Χρῆν δέ σε, ὦ Ἐρατόσθενες, εἴπερ ἦσθα χρηστὸς, πολὺ μᾶλλον τοῖς μέλλουσιν ἀδίκως ἀποθανεῖσθαι μηνυτὴν γενέσθαι, ἢ τοὺς ἀδίκως ἀπολουμένους συλλαμβάνειν. Νῦν δέ σου τὰ ἔργα φανερὰ γεγένηται, οὐχ ὡς ἀνιωμένου, ἀλλ' ὡς ἡδομένου τοῖς γιγνομένοις· ὥστε τούσδε, ἐκ τῶν ἔργων, χρὴ μᾶλλον, ἢ ἐκ τῶν λόγων, τὴν ψῆφον φέρειν, ἃ ἴσασι γεγενημένα, τῶν τότε λεγομένων τεκμήρια λαμβάνοντας, ἐπειδὴ μάρτυρας περὶ αὐτῶν οὐχ οἷόν τε παρασχέσθαι. Οὐ γὰρ μόνον ἡμῖν παρεῖναι οὐκ ἐξῆν, ἀλλ' οὐδὲ παρ' αὐτοῖς εἶναι· ὥστε [3] ἐπὶ τούτοις ἐστὶ, πάντα τὰ κακὰ εἰργασμένοις τὴν πόλιν, πάντα τἀγαθὰ περὶ αὐτῶν λέγειν. Τοῦτο μέντοι οὐ φεύγω, ἀλλ' ὁμολογῶ σοι,

εἰ βούλει, ἀντειπεῖν. Θαυμάζω δὲ, τί ἄν ποτε ποιήσαις συνειπὼν, ὁπότε ἀντειπεῖν φάσκων, ἀπέκτεινας Πολέμαρχον. Φέρε δὴ, [1] τί ἂν εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύχετε αὐτοῦ, ἢ καὶ υἱεῖς; [2] ἀπεψηφίσασθε; Δεῖ γὰρ, ὦ ἄνδρες δικασταὶ, Ἐρατοσθένην δυοῖν θάτερον ἀποδεῖξαι, ἢ ὡς οὐκ ἀπήγαγεν αὐτὸν, ἢ ὡς δικαίως τοῦτ' ἔπραξεν. Οὗτος δὲ ὡμολόγησεν ἀδίκως συλλαβεῖν· ὥστε ῥᾳδίαν ὑμῖν [3] τὴν διαψήφισιν περὶ αὐτοῦ πεποίηκε. Καὶ μὲν δὴ πολλοὶ καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἥκουσιν, εἰσόμενοι, τίνα γνώμην περὶ τούτων ἕξετε. Ὧν οἱ μὲν ἡμέτεροι ὄντες πολῖται, μάθοντες [4] ἀπίασιν, ὅτι ἢ δίκην δώσουσιν, ὧν ἂν ἐξαμάρτωσιν· ἢ πράξαντες μὲν ὧν ἐφίενται, τύραννοι τῆς πόλεως ἔσονται, δυστυχήσαντες δὲ, τὸ ἴσον ὑμῖν ἕξουσιν. [5] Ὅσοι δὲ ξένοι ἐπιδημοῦσιν, εἴσονται, πότερον ἀδίκως τοὺς τριάκοντα ἐκκηρύττουσιν ἐκ τῶν πόλεων, ἢ δικαίως. [6] Εἰ γὰρ δὴ αὐτοὶ οἱ κακῶς πεπονθότες, λαβόντες, ἀφήσουσιν, ἦπου σφᾶς αὐτοὺς ἡγήσονται περιέργους ὑπὲρ ὑμῶν τειρομένους. [7] Οὐκοῦν δεινὸν, εἰ τοὺς μὲν στρατηγοὺς, οἳ ἐνίκων ναυμαχοῦντες, ὅτε διὰ χειμῶνα οὐχ οἷοί τ' ἔφασαν εἶναι τοὺς ἐκ τῆς θαλάττης ἀνελέσθαι, θανάτῳ ἐζημιώσατε, ἡγούμενοι χρῆναι τῇ τῶν τεθνειώτων ἀρετῇ παρ' ἐκείνων δίκην λαβεῖν· τούτους δὲ δὴ, οἳ ἰδιῶται μὲν ὄντες, καθόσον ἐδύναντο, [8] ἐποίησαν ἡττηθῆναι ναυμαχοῦντας, ἐπειδὴ δὲ εἰς τὴν ἀρχὴν κατέστησαν, ὁμολογοῦσιν ἑκόντες πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτιννύναι·—οὐκ ἄρα χρὴ αὐτοὺς καὶ τοὺς παῖδας ὑφ' ὑμῶν ταῖς ἐσχάταις ζημίαις κολάζεσθαι; Ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταὶ, ἠξίουν ἱκανὰ εἶναι [9] τὰ κατηγορημένα· μέχρι γὰρ τούτου νομίζω χρῆναι κατηγορεῖν, ἕως ἂν θανάτου δόξῃ [10] τῷ φεύγοντι ἄξια εἰργάσθαι. ταύτην γὰρ ἐσχάτην δίκην δυνάμεθα παρ' αὐτῶν λαβεῖν. ὥστ' οὐκ

οἶδ', ὅ τι δεῖ πολλὰ κατηγορεῖν τοιούτων ἀνδρῶν, οἳ οὐδ', ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς ἀποθανόντες, [1] δίκην δοῦναι δύναιντ' ἄν. [2] Οὐ γὰρ δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι, ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστίν· πρὸς μὲν τὰ κατηγορούμενα μηδὲν ἀπολογεῖσθαι, [3] περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν ἀποδεικνύντες, ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον τριηραρχήσαντες, ἢ πόλεις, πολεμίας οὔσας, φίλας ἐποίησαν. [4] Ἐπεὶ—κελεύετε αὐτὸν ἀποδεῖξαι, οπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν, ὅσους τῶν πολιτῶν· ἢ ναῦς ὅπου τοσαύτας ἔλαβον, ὅσας αὐτοὶ παρέδωκαν· ἢ πόλιν ἥντινα τοιαύτην προσεκτήσαντο, οἵαν τὴν ἡμετέραν κατεδουλώσαντο. [5] Ἀλλὰ γὰρ ὅπλα τῶν πολεμίων ἐσκύλευσαν, ὅσαπερ ὑμῶν ἀφείλοντο; ἀλλὰ τείχη τοιαῦτα εἷλον, οἷα τῆς ἑαυτῶν πατρίδος κατέσκαψαν; οἵτινες καὶ τὰ περὶ τὴν Ἀττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν, ὅτι οὐδὲ τὸν Πειραιᾶ Λακεδαιμονίων προσταττόντων περιεῖλον, [6] ἀλλ' ὡς αὐτοῖς τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι. Πολλάκις οὖν ἐθαύμασα τῆς τόλμης τῶν λεγόντων ὑπὲρ αὐτῶν· πλὴν ὅταν ἐνθυμηθῶ, ὅτι τῶν αὐτῶν ἐστιν, αὐτούς τε πάντα τὰ κακὰ ἐργάζεσθαι, καὶ τοὺς τοιούτους ἐπαινεῖν. [7] Οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει [8] τὰ ἐναντία ἔπραξεν, ἀλλὰ καὶ [9] ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς, ἔφευγεν ἐξ Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους, καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. Ἀφικόμενος δὲ δεῦρο, τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττεν. Καὶ τούτων μάρτυρας ὑμῖν παρέξομαι.

ΜΑΡΤΥΡΕΣ.

Τὸν μὲν τοίνυν μεταξὺ βίον αὐτοῦ παρήσω. ἐπειδὴ δὲ [1] ἡ ναυμαχία, καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, [2] ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν, ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει πράττοντες· ὧν Ἐρατοσθένης καὶ Κριτίας ἦσαν. Οὗτοι δὲ [3] φυλάρχους τε ἐπὶ τὰς φυλακὰς κατέστησαν, καὶ ὅ τι δέοι χειροτονεῖσθαι, καὶ οὕστινας χρὴ ἄρχειν παρήγγελλον, καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο, κύριοι ἦσαν. Οὕτως οὐχ ὑπὸ τῶν πολεμίων μόνον, ἀλλὰ καὶ ὑπὸ τούτων, πολιτῶν ὄντων, [4] ἐπεβουλεύεσθε, ὅπως μήτ᾽ ἀγαθὸν μηδὲν ψηφίσεσθε, πολλῶν τε ἐνδεεῖς ἔσεσθε. Τοῦτο γὰρ καὶ ἠπίσταντο, ὅτι, ἄλλως μὲν, οὐχ [5] οἷοί τε ἔσονται περιγενέσθαι, κακῶς δὲ πραττόντων, δυνήσονται· καὶ ὑμᾶς ἡγοῦντο, τῶν παρόντων κακῶν ἐπιθυμοῦντας ἀπαλλαγῆναι, περὶ τῶν μελλόντων οὐκ ἐνθυμήσεσθαι. Ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε [6] συμπράττοντας, (οὐ γὰρ ἂν δυναίμην,) ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας. Καίτοι, εἰ ἐσωφρόνουν, [7] κατεμαρτύρουν ἂν αὐτῶν· καὶ τοὺς διδασκάλους τῶν σφετέρων ἁμαρτημάτων σφόδρα ἂν ἐκόλαζον· [8] καὶ τοὺς ὅρκους, εἰ ἐσωφρόνουν, οὐκ ἂν ἐπὶ μὲν τοῖς τῶν πολιτῶν κακοῖς πιστοὺς ἐνόμιζον, ἐπὶ δὲ τοῖς τῆς πόλεως ἀγαθοῖς ῥᾳδίως παρέβαινον. Πρὸς μὲν οὖν τούτους τοσαῦτα λέγω. Τοὺς δὲ μάρτυράς μοι κάλει. Καὶ ὑμεῖς ἀνάβητε. ΜΑΡΤΥΡΕΣ.

Τῶν μὲν μαρτύρων ἀκηκόατε. Τὸ δὲ τελευταῖον, εἰς τὴν ἀρχὴν καταστὰς, ἀγαθοῦ μὲν οὐδενὸς μετέσχεν, ἄλλων δὲ πολλῶν. καίτοι, εἴπερ ἦν ἀνὴρ ἀγαθὸς, ἐχρῆν ἂν πρῶτον μὲν μὴ παρανόμως ἄρχειν, ἔπειτα τῇ βουλῇ μηνυτὴν γίνεσθαι περὶ τῶν εἰσαγγελιῶν ἁπασῶν, ὅτι ψευδεῖς εἶεν.—[9] Καὶ Βάτραχος καὶ Αἰσχυλίδης οὐ τἀληθῆ μη-

νύουσιν, ἀλλὰ τἀληθῆ ὑπὸ τῶν τριάκοντα πλασθέντα εἰσαγγέλλουσι, συγκείμενα ἐπὶ τῇ τῶν πολιτῶν βλάβῃ. Καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, [1] ὅσοι κακόνοι ἦσαν τῷ ὑμετέρῳ πλήθει, οὐδὲν ἔλαττον εἶχον σιωπῶντες· ἕτεροι γὰρ ἦσαν οἱ λέγοντες καὶ πράττοντες, ὧν οὐχ οἷόν τ' ἦν μείζω κακὰ γενέσθαι τῇ πόλει. Ὁπόσοι δ' εὖνοι φασὶν εἶναι, πῶς οὐκ ἐνταῦθα ἔδειξαν, αὐτοί τε τὰ βέλτιστα λέγοντες, καὶ τοὺς ἐξαμαρτάνοντας ἀποτρέποντες; Ἴσως δ' ἂν ἔχοι εἰπεῖν, ὅτι ἐδεδοίκει, (καὶ ὑμῶν τοῦτο ἐνίοις ἱκανὸν ἔσται,) ὅπως τι μὴ φανήσεται ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος· [2] εἰ δὲ μή, ἐνταυθοῖ δῆλος ἔσται, ὅτι ἐκεῖνά τε αὐτῷ ἤρεσκε, καὶ τοσοῦτον ἐδύνατο, ὥστε ἐναντιούμενος μηδὲν κακὸν παθεῖν ὑπ' αὐτῶν. Χρῆν δ' αὐτὸν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ταύτην τὴν προθυμίαν ἔχειν, ἀλλὰ μὴ ὑπὲρ Θηραμένους, ὃς εἰς ὑμᾶς πολλὰ ἐξήμαρτεν. [3] ἀλλ' οὗτος τὴν μὲν πόλιν ἐχθρὰν ἐνόμιζεν εἶναι, τοὺς δ' ὑμετέρους ἐχθροὺς, φίλους· ὡς ἀμφότερα ταῦτα ἐγὼ πολλοῖς τεκμηρίοις παραστήσω, καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς οὐχ ὑπὲρ ὑμῶν, ἀλλ' ὑπὲρ ἑαυτῶν γινομένας, ὁπότεροί [4] μοι ταῦτα πράξουσι, καὶ τῆς πόλεως ἄρξουσι. Καὶ γάρ, εἰ ὑπὲρ τῶν ἀδικουμένων ἐστασίαζον, ποῦ κάλλιον ἂν ἦν ἀνδρὶ ἄρχοντι, ἤ, [5] Θρασυβούλου Φυλὴν κατειληφότος, τότε ἐπιδείξασθαι τὴν αὑτοῦ [6] συνουσίαν; Ὁ δ', ἀντὶ τοῦ ἐπαγγείλασθαί τι ἢ πρᾶξαι ἀγαθὸν πρὸς τοὺς ἐπὶ Φυλῇ, ἐλθὼν μετὰ τῶν συναρχόντων εἰς Σαλαμῖνα καὶ Ἐλευσίναδε, τριακοσίους τῶν πολιτῶν ἀπήγαγεν εἰς τὸ δεσμωτήριον, καὶ μιᾷ ψήφῳ αὐτῶν ἁπάντων θάνατον [7] κατεψηφίσατο. Ἐπειδὴ δὲ εἰς τὸν Πειραιᾶ ἤλθομεν, [8] καὶ αἱ ταραχαὶ γεγενημέναι ἦσαν, καὶ περὶ τῶν διαλλαγῶν οἱ λόγοι ἐγίνοντο, πολλὰς ἑκάτεροι ἐλπίδας εἴχομεν πρὸς ἀλλήλους ἔσεσθαι, ὡς ἀμφότεροι ἔδοξαν. Οἱ μὲν γὰρ ἐκ Πειραιῶς, κρείτ-

τοὺς ὄντες, [1] εἴασαν αὐτοὺς ἀπελθεῖν· οἱ δὲ εἰς τὸ ἄστυ ἐλθόντες, τοὺς μὲν τριάκοντα ἐξέβαλον, πλὴν Φείδωνος καὶ Ερατοσθένους, ἄρχοντας δὲ τοὺς ἐκείνοις ἐχθίστους εἵλοντο, ἡγούμενοι, δικαίως ἂν ὑπὸ τῶν αὐτῶν τούς τε τριάκοντα μισεῖσθαι καὶ τοὺς ἐν Πειραιεῖ φιλεῖσθαι. Τούτων τοίνυν Φείδων, ὁ τῶν τριάκοντα γενόμενος, καὶ Ἱπποκλῆς, καὶ Επιχάρης ὁ Λαμπτρεὺς, καὶ ἕτεροι οἱ δοκοῦντες εἶναι ἐναντιώτατοι Χαρικλεῖ καὶ Κριτίᾳ καὶ τῇ ἐκείνων ἑταιρείᾳ, ἐπειδὴ [2] αὐτοὶ εἰς τὴν ἀρχὴν κατέστησαν, πολὺ μείζω στάσιν καὶ πόλεμον ἐπὶ τοὺς ἐν Πειραιεῖ ἢ [3] τοῖς ἐξ ἄστεος ἐποίησαν. ᾗ καὶ φανερῶς ἐπεδείξαντο, ὅτι οὐχ ὑπὲρ τῶν ἐν Πειραιεῖ, οὐδ' ὑπὲρ τῶν ἀδίκως ἀπολλυμένων ἐστασίαζον· οὐδ' οἱ [4] τεθνειότες αὐτοὺς ἐλύπουν, οὐδ' οἱ μέλλοντες ἀποθανεῖσθαι· ἀλλ' οἱ μεῖζον δυνάμενοι, καὶ θᾶσσον πλουτοῦντες. Λαβόντες γὰρ τὰς ἀρχὰς καὶ τὴν πόλιν, ἀμφοτέροις ἐπολέμουν, τοῖς τε τριάκοντα, πάντα κακὰ εἰργασμένοις, καὶ ὑμῖν πάντα κακὰ πεπονθόσι. καίτοι τοῦτο πᾶσι δῆλον ἦν, ὅτι, εἰ μὲν ἐκεῖνοι δικαίως ἔφευγον, ὑμεῖς ἀδίκως· εἰ δ' ὑμεῖς ἀδίκως, οἱ τριάκοντα δικαίως· οὐ γὰρ δι' ἑτέρων ἔργων αἰτίαν λαβόντες ἐκ τῆς πόλεως ἐξέπεσον, ἀλλὰ τούτων. ὥστε σφόδρα χρὴ ὀργίζεσθαι, ὅτι Φείδων αἱρεθεὶς ὑμᾶς διαλλάξαι, καὶ καταγαγεῖν, τῶν αὐτῶν ἔργων Ερατοσθένει μετεῖχε. καὶ τῇ αὐτῇ γνώμῃ τοὺς μὲν κρείττους αὐτῶν δι' ὑμᾶς κακῶς ποιεῖν ἕτοιμος ἦν, ὑμῖν δὲ ἀδίκως φεύγουσιν οὐκ ἠθέλησεν ἀποδοῦναι τὴν πόλιν. ἀλλ' ἐλθὼν εἰς Λακεδαίμονα, ἔπειθεν αὐτοὺς στρατεύεσθαι· διαβάλλων, ὅτι Βοιωτῶν ἡ πόλις ἔσται, καὶ ἄλλα λέγων, οἷς ᾤετο πείσειν μάλιστα. Οὐ δυνάμενος δὲ τούτων τυχεῖν, εἴτε καὶ [5] τῶν ἱερῶν ἐμποδὼν ὄντων, εἴτε καὶ αὐτῶν οὐ βουλομένων, [6] ἑκατὸν τάλαντα ἐδανείσατο, [7] ἵνα ἔχῃ ἐπικούρους μισθοῦσθαι. Καὶ Λύσανδρον ἄρχοντα ᾐτήσαντο,

εὐνούστατον μὲν ὄντα τῇ ὀλιγαρχίᾳ, κακονούστατον δὲ τῇ πόλει· μισοῦντα δὲ μάλιστα τοὺς ἐν Πειραιεῖ. Μισθωσάμενοι δὲ πάντας ἀνθρώπους ἐπ' ὀλέθρῳ τῆς πόλεως, καὶ πόλεις ἐπάγοντες, [1] καὶ τελευτῶντες Λακεδαιμονίους, καὶ [2] τῶν συμμάχων ὁπόσους ἐδύναντο πεῖσαι, οὐ διαλλάξαι, ἀλλ' ἀπολέσαι παρεσκευάζοντο τὴν πόλιν· [3] εἰ μὴ δι' ἄνδρας ἀγαθοὺς, οἷς ὑμεῖς δηλώσατε παρὰ τῶν ἐχθρῶν δίκην λαβόντες, ὅτι καὶ ἐκείνοις χάριν ἀποδώσετε. Ταῦτα δὲ ἐπίστασθε μὲν καὶ αὐτοὶ, καὶ οἶδ', ὅτι οὐ δεῖ μάρτυρας παρασχέσθαι. [4] ὅμως δέ·—ἐγώ τε γὰρ δέομαι ἀναπαύσασθαι· ὑμῶν τ' ἐνίοις ἥδιον, [5] ὡς πλεῖστον, τοὺς αὐτοὺς λόγους ἀκούειν. ΜΑΡΤΥΡΕΣ.

Φέρε δὲ, καὶ περὶ Θηραμένους, ὡς δύνωμαι [6] διὰ βραχυτάτων, διδάξω. Δέομαι δ' ὑμῶν ἀκοῦσαι ὑπέρ τ' ἐμαυτοῦ καὶ τῆς πόλεως· [7] καὶ μηδενὶ τοῦτο παραστῇ, ὡς, Ἐρατοσθένους κινδυνεύοντος, Θηραμένους κατηγορῶ. Πυνθάνομαι γὰρ ταῦτα ἀπολογήσασθαι αὐτὸν, ὅτι ἐκείνοις φίλος ἦν, καὶ τῶν αὐτῶν ἔργων μετεῖχε. Καίτοι σφόδρ' ἂν αὐτὸν οἶμαι, μετὰ Θεμιστοκλέους πολιτευόμενον, προσποιεῖσθαι πράττειν, ὅπως οἰκοδομηθήσεται τὰ τείχη· ὁπότε καὶ μετὰ Θηραμένους, ὅπως καθαιρεθήσεται. [8] Οὐ γάρ μοι δοκοῦσιν ἴσων ἄξιοι γεγενῆσθαι. Ὁ μὲν γὰρ, Λακεδαιμονίων ἀκόντων, ᾠκοδόμησεν αὐτὰ, οὗτος δὲ, τοὺς πολίτας ἐξαπατήσας, καθεῖλε. Περιέστηκεν οὖν τῇ πόλει τοὐναντίον, ἢ ὡς εἰκὸς ἦν. [9] Ἄξιον μὲν γὰρ καὶ τοὺς φίλους τοῦ Θηραμένους προσαπολωλέναι, πλὴν εἴ τις [10] ἐτύγχανεν ἐκείνῳ τἀναντία πράττων· νῦν δὲ ὁρῶ τάς τε ἀπολογίας εἰς ἐκεῖνον ἀναφερομένας, τούς τ' ἐκείνῳ συνόντας τιμᾶσθαι πειρωμένους, ὥσπερ πολλῶν ἀγαθῶν αἰτίους, ἀλλ' οὐ μεγάλων κακῶν, γεγενημένους. Ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν ἑλέσθαι. Καὶ

ὁ μὲν πατὴρ αὐτοῦ, τῶν προβούλων ὤν, ταῦτ᾽ ἔπραττεν· αὐτὸς δὲ, δοκῶν εὐνούστατος εἶναι τοῖς πράγμασι, στρατηγὸς ὑπ᾽ αὐτοῦ ᾑρέθη. Καὶ ἕως μὲν ἐτιμᾶτο, πιστὸν ἑαυτὸν τῇ πόλει παρεῖχεν· ἐπειδὴ δὲ Πείσανδρον μὲν καὶ Κάλλαισχρον καὶ ἑτέρους ἑώρα [1] προτέρους αὐτοῦ γενομένους, τὸ δὲ ὑμέτερον πλῆθος οὐκέτι βουλόμενον [2] τούτων ἀκροᾶσθαι, τότ᾽ ἤδη, διά τε τὸν πρὸς ἐκείνους φθόνον καὶ τὸ παρ᾽ ὑμῶν δέος, μετέσχε τῶν Ἀριστοκράτους ἔργων. Βουλόμενος δὲ τῷ ὑμετέρῳ πλήθει δοκεῖν πιστὸς εἶναι, Ἀντιφῶντα καὶ Ἀρχεπτόλεμον, φιλτάτους ὄντας αὐτῷ, κατηγορῶν ἀπέκτεινεν. Εἰς τοσοῦτον δὲ κακίας ἦλθεν, ὥστε ἅμα μὲν, διὰ τὴν [3] πρὸς ἐκείνους πίστιν, ὑμᾶς κατεδουλώσατο, διὰ δὲ τὴν πρὸς ὑμᾶς, τοὺς φίλους ἀπώλεσεν. Τιμώμενος δὲ καὶ τῶν μεγίστων ἀξιούμενος, αὐτὸς ἐπαγγειλάμενος σώσειν τὴν πόλιν, αὐτὸς ἀπώλεσε· φάσκων πρᾶγμα εὑρηκέναι μέγα καὶ πολλοῦ ἄξιον. Ὑπέσχετο δὲ εἰρήνην ποιήσειν, μήτε ὅμηρα δοὺς, μήτε τὰ τείχη καθελὼν, μήτε τὰς ναῦς παραδούς. Ταῦτα δὲ εἰπεῖν μὲν οὐδενὶ ἠθέλησεν, ἐκέλευσε δὲ αὐτῷ πιστεύειν.

Ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, [4] πραττούσης μὲν τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς σωτηρίαν, ἀντιλεγόντων δὲ πολλῶν Θηραμένει, εἰδότες δὲ, ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι τῶν πολεμίων οὕνεκεν τἀπόῤῥητα ποιοῦνται, ἐκεῖνος δ᾽ ἐν τοῖς αὑτοῦ πολίταις οὐκ ἠθέλησεν εἰπεῖν ταῦθ᾽, ἃ πρὸς τοὺς πολεμίους ἔμελλεν ἐρεῖν, ὅμως ἐπετρέψατε αὐτῷ πατρίδα, καὶ παῖδας, καὶ γυναῖκας, καὶ ὑμᾶς αὐτούς. Ὁ δὲ, ὧν μὲν ὑπέσχετο, οὐδὲν ἔπραξεν, οὕτω δὲ ἐνετεθύμητο, ὡς χρὴ μικρὰν καὶ ἀσθενῆ γενέσθαι τὴν πόλιν. Ὥστε περὶ ὧν οὐδεὶς πώποτε οὔτε τῶν πολεμίων ἐμνήσθη, οὔτε τῶν πολιτῶν ἤλπισε, ταῦθ᾽ ὑμᾶς ἔπεισε πρᾶξαι· οὐχ ὑπὸ Λακεδαιμονίων ἀναγκαζόμενος, ἀλλ᾽ αὐτὸς ἐκείνοις ἐπαγγελλόμενος, τοῦ τε Πειραιῶς τὰ τείχη περιελεῖν, καὶ

τὴν ὑπάρχουσαν πολιτείαν καταλῦσαι· εὖ εἰδὼς, ὅτι, εἰ μὴ πασῶν τῶν ἐλπίδων ἀποστερηθήσεσθε, ταχεῖαν παρ' αὐτοῦ τὴν τιμωρίαν κομιεῖσθε. Καὶ τὸ τελευταῖον, ὦ ἄνδρες δικασταὶ, οὐ πρότερον εἴασε τὴν ἐκκλησίαν γενέσθαι, ἕως ὁ λεγόμενος ὑπ' [1] ἐκείνου καιρὸς ἐπιμελῶς ὑπ' αὐτοῦ ἐτηρήθη, καὶ μετεπέμψατο μὲν τὰς μετὰ Λυσάνδρου ναῦς ἐκ Σάμου, ἐπεδήμησε δὲ τὸ τῶν πολεμίων στρατόπεδον. Τότε δὲ τούτων ὑπαρχόντων, καὶ παρόντων Λυσάνδρου, καὶ Φιλοχάρους, καὶ Μιλτιάδου, περὶ τῆς πολιτείας τὴν ἐκκλησίαν ἐποίουν· ἵνα μήτε ῥήτωρ αὐτοῖς μηδεὶς ἐναντιοῖτο, μήτε ἀπειλοῖτο· ὑμεῖς τε μὴ τὰ τῇ πόλει συμφέροντα ἕλοισθε, ἀλλὰ τἀκείνοις δοκοῦντα ψηφίσαισθε. Ἀναστὰς δὲ Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδράσιν ἐπιτρέψαι τὴν πόλιν, καὶ τῇ πολιτείᾳ χρῆσθαι, ἣν Δρακοντίδης ἀπέφηνεν. Ὑμεῖς δ', ὅμως καὶ οὕτω διακείμενοι, ἐθορυβεῖτε, ὡς οὐ ποιήσοντες ταῦτα· ἐγινώσκετε γὰρ, ὅτι περὶ δουλείας καὶ ἐλευθερίας ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκκλησιάζετε. Θηραμένης δὲ, ὦ ἄνδρες δικασταὶ, (καὶ τούτων ὑμᾶς αὐτοὺς μάρτυρας παρέξομαι,) εἶπεν, ὅτι οὐδὲν αὐτῷ μέλοι τοῦ ὑμετέρου θορύβου, ἐπειδὴ πολλοὺς μὲν Ἀθηναίων εἰδείη τοὺς τὰ ὅμοια πράττοντας αὐτῷ, δοκοῦντα δὲ Λυσάνδρῳ καὶ Λακεδαιμονίοις λέγοι. Μετ' ἐκεῖνον δὲ Λύσανδρος ἀναστὰς, ἄλλα τε πολλὰ τολμηρῶς εἶπε, καὶ ὅτι παρασπόνδους ὑμᾶς ἔχοι, καὶ ὅτι οὐ περὶ πολιτείας ὑμῖν ἔσται, ἀλλὰ περὶ σωτηρίας ὁ λόγος, εἰ μὴ ποιήσαιθ', ἃ Θηραμένης κελεύοι. Τῶν δ' ἐν τῇ ἐκκλησίᾳ, ὅσοι ἄνδρες ἀγαθοὶ ἦσαν, [2] γνόντες τὴν παρασκευὴν καὶ τὴν ἀνάγκην, οἱ μὲν αὐτοῦ μένοντες ἡσυχίαν ἦγον, οἱ δὲ ᾤχοντο ἀπιόντες· τοῦτο γοῦν σφίσιν αὐτοῖς συνειδότες, ὅτι οὐδὲν κακὸν τῇ πόλει ἐψηφίσαντο· ὀλίγοι δέ τινες, καὶ πονηροὶ καὶ κακῶς βουλευόμενοι, τὰ προσταχθέντα ἐχειροτόνησαν.

Παρηγγέλλετο γὰρ αὐτοῖς, δέκα μὲν, οὓς Θηραμένης ἀπέδειξε, χειροτονῆσαι, δέκα δὲ, οὓς οἱ καθεστηκότες ἔφοροι κελεύοιεν, δέκα δὲ ἐκ τῶν παρόντων. Οὕτω γὰρ τὴν ὑμετέραν ἀσθένειαν ἑώρων, καὶ τὴν αὐτῶν δύναμιν ἠπίσταντο, ὥστε πρότερον ᾔδεσαν τὰ μέλλοντα ἐν τῇ ἐκκλησίᾳ πραχθήσεσθαι. Ταῦτα δὲ οὐκ ἐμοὶ δεῖ πιστεῦσαι, ἀλλὰ ἐκείνῳ· πάντα γὰρ, τὰ ὑπ' ἐμοῦ εἰρημένα, ἐν τῇ βουλῇ ἀπολογούμενος ἔλεγεν· ὀνειδίζων μὲν [1] τοῖς φεύγουσιν, ὅτι δι' αὐτὸν κατέλθοιεν· οὐδὲν φροντίζων δὲ τῶν Λακεδαιμονίων· ὀνειδίζων δὲ τοῖς τῆς πολιτείας μετέχουσιν, ὅτι πάντων τῶν πεπραγμένων, τοῖς εἰρημένοις τρόποις ὑπ' ἐμοῦ, αὐτὸς αἴτιος γεγενημένος, τοιούτων τυγχάνοι, πολλὰς πίστεις αὐτῷ ἔργῳ δεδωκὼς, καὶ παρ' ἐκείνων ὅρκους εἰληφώς. [2] Καὶ τοσούτων καὶ ἑτέρων κακῶν καὶ αἰσχρῶν καὶ πάλαι καὶ νεωστὶ καὶ μικρῶν καὶ μεγάλων [3] αἴτιοι γεγενημένοι, τολμήσουσιν αὐτοὺς φίλους ὄντας ἀποφαίνειν; οὐχ ὑπὲρ ὑμῶν ἀποθανόντος Θηραμένους, ἀλλ' ὑπὲρ τῆς αὐτοῦ πονηρίας· καὶ δικαίως μὲν ἐν ὀλιγαρχίᾳ δίκην δόντος, (ἤδη γὰρ αὐτὴν κατέλυσε,) δικαίως δ' ἂν ἐν δημοκρατίᾳ· δὶς γὰρ ὑμᾶς κατεδουλώσατο, τῶν μὲν παρόντων καταφρονῶν, τῶν δὲ ἀπόντων ἐπιθυμῶν· καὶ τῷ καλλίστῳ ὀνόματι χρώμενος, δεινοτάτων ἔργων διδάσκαλος καταστάς. Περὶ μὲν τοίνυν Θηραμένους ἱκανά μοι ἐστὶ τὰ κατηγορημένα. Ἥκει δ' ὑμῖν ἐκεῖνος ὁ καιρὸς, ἐν ᾧ δεῖ συγγνώμην καὶ ἔλεον μὴ εἶναι ἐν ταῖς ὑμετέραις γνώμαις, ἀλλὰ παρὰ Ἐρατοσθένους καὶ τῶν [4] τουτουὶ συναρχόντων δίκην λαβεῖν· μηδὲ μαχομένους μὲν κρείττους εἶναι τῶν πολεμίων, ψηφιζομένους δὲ ἥττους τῶν ἐχθρῶν. μηδ', ὧν φασὶ μέλλειν πράξειν, πλείω χάριν αὐτοῖς ἴστε, ἤ, ὧν ἐποίησαν, ὀργίζεσθε· μηδ' ἀποῦσι μὲν τοῖς τριάκοντα ἐπιβουλεύετε, παρόντας δ' ἀφῆτε· μηδὲ τῆς τύχης, ἣ τούτους παρέδωκε τῇ πό-

λει, κάκιον ὑμῖν αὐτοῖς βοηθήσητε. Κατηγορεῖτε δὲ Ἐρατοσθένους καὶ τῶν τούτου φίλων, οἷς τὰς ἀπολογίας ἀνοίσει, καὶ μεθ᾽ ὧν αὐτῷ ταῦτα πέπρακται. Ὁ μέντοι ἀγὼν οὐκ ἐξ ἴσου τῇ πόλει καὶ Ἐρατοσθένει. Οὗτος μὲν γὰρ κατήγορος καὶ δικαστὴς αὐτὸς ἦν τῶν γινομένων· [1] ἡμεῖς δὲ νυνὶ εἰς κατηγορίαν καὶ ἀπολογίαν καθέσταμεν. Καίτοι οὗτοι μὲν τοὺς οὐδὲν ἀδικοῦντας ἀκρίτως ἀπέκτειναν, ὑμεῖς δὲ τοὺς ἀπολέσαντας τὴν πόλιν κατὰ τὸν νόμον ἀξιοῦτε κρίνειν· παρ᾽ ὧν οὐδ᾽ ἂν παρανόμως βουλόμενοι δίκην λαμβάνειν, ἀξίαν τῶν ἀδικημάτων, ὧν τὴν πόλιν ἠδικήκασι, λάβοιτε. Τί γὰρ ἂν παθόντες, δίκην τὴν ἀξίαν εἴησαν τῶν ἔργων δεδωκότες; Πότερον, εἰ αὐτοὺς ἀποκτείνοιτε καὶ τοὺς παῖδας αὐτῶν, ἱκανὴν ἂν τοῦ φόνου δίκην λάβοιμεν, ὧν οὗτοι πατέρας καὶ υἱεῖς καὶ ἀδελφοὺς ἀκρίτως ἀπέκτειναν; Ἀλλὰ γάρ, εἰ τὰ χρήματα τὰ φανερὰ δημεύσαιτε, καλῶς ἂν ἔχοι, ἢ τῇ πόλει, ἧς οὗτοι πολλὰ εἰλήφασιν, ἢ τοῖς ἰδιώταις, ὧν οἰκίας ἐξεπόρθησαν; Ἐπειδὴ τοίνυν, πάντα ποιοῦντες, δίκην παρ᾽ αὐτῶν οὐκ ἂν δύνησθε [2] λαβεῖν, πῶς οὐκ αἰσχρὸν ὑμῖν καὶ ἡντινοῦν ἀπολιπεῖν, ἥντινά τις βούλοιτο παρὰ τούτων λαμβάνειν; Πᾶν δ᾽ ἄν μοι δοκεῖ τολμῆσαι, ὅστις νυνί, οὐχ ἑτέρων ὄντων τῶν δικαστῶν, ἀλλ᾽ αὐτῶν τῶν κακῶς πεπονθότων, ἥκει ἀπολογησόμενος πρὸς αὐτοὺς τοὺς μάρτυρας τῆς τούτου πονηρίας· [3] τοσοῦτον δ᾽ ὑμῶν καταπεφρόνηκεν, ἢ ἑτέροις πεπίστευκεν. Ὧν ἀμφοτέρων ἄξιον ἐπιμεληθῆναι, ἐνθυμουμένοις, ὅτι οὔτ᾽ ἂν ἐκεῖνα δύναιντο ποιεῖν, μὴ ἑτέρων συμπραττόντων· οὔτ᾽ ἂν νῦν ἐπεχείρησαν ἐλθεῖν, μὴ ὑπὸ τῶν αὐτῶν οἰόμενοι σωθήσεσθαι· οἳ οὐ τούτοις ἥκουσι βοηθήσοντες, ἀλλὰ ἡγούμενοι πολλὴν ἄδειαν σφίσιν ἔσεσθαι τῶν πεπραγμένων, καὶ τοῦ λοιποῦ ποιεῖν, ὅ τι ἂν βούλωνται, εἰ τοὺς μεγίστων κακῶν αἰτίους λαβόντες ἀφήσετε. [4] Ἀλλὰ καὶ τῶν συνερούντων αὐτοῖς ἄξιον

θαυμάζειν, πότερον ὡς καλοὶ κἀγαθοὶ αἰτήσονται, τὴν αὑτῶν ἀρετὴν πλείονος ἀξίαν ἀποφαίνοντες τῆς πονηρίας;—ἐβουλόμην μέντ' ἂν αὐτοὺς οὕτω προθύμους εἶναι σώζειν τὴν πόλιν, ὥσπερ οὗτοι ἀπολλύναι·—ἢ ὡς δεινοὶ λέγειν ἀπολογήσονται, καὶ τὰ τούτων ἔργα πολλοῦ ἄξια ἀποφανοῦσιν;—ἀλλ' οὐχ ὑπὲρ ὑμῶν οὐδεὶς αὐτῶν οὐδὲ τὰ δίκαια πώποτε ἐπεχείρησεν εἰπεῖν. Ἀλλὰ τοὺς μάρτυρας ἄξιον ἰδεῖν, οἳ τούτοις μαρτυροῦντες, αὑτῶν κατηγοροῦσι· [1] σφόδρα ἐπιλήσμονας καὶ εὐήθεις νομίζοντες ὑμᾶς εἶναι, εἰ διὰ μὲν τοῦ ὑμετέρου πλήθους ἀδεῶς ἡγοῦνται τοὺς τριάκοντα σώσειν· διὰ δὲ Ἐρατοσθένην καὶ τοὺς συνάρχοντας αὐτοῦ, δεινὸν ἦν καὶ τῶν τεθνειότων ἐπ' ἐκφορὰν ἐλθεῖν. Καίτοι οὗτοι μὲν σωθέντες, πάλιν ἂν δύναιντο τὴν πόλιν ἀπολέσαι· ἐκεῖνοι δὲ, οὓς οὗτοι ἀπώλεσαν, τελευτήσαντες τὸν βίον, πέρας ἔχουσι τῆς παρὰ τῶν ἐχθρῶν τιμωρίας. [2] Οὐκοῦν δεινὸν, εἰ τῶν μὲν ἀδίκως τεθνεώτων οἱ φίλοι συναπώλλυντο· αὐτοῖς δὲ τοῖς τὴν πόλιν ἀπολέσασιν ἦ που ἐπ' ἐκφορὰν πολλοὶ ἥξουσιν, ὁπότε βοηθεῖν τοσοῦτοι παρασκευάζονται; Καὶ μὲν δὴ πολὺ ῥᾷον ἡγοῦμαι εἶναι, ὑπὲρ ὧν ὑμεῖς ἐπάσχετε, [3] ἀντειπεῖν, ἢ περὶ ὧν οὗτοι πεποιήκασιν, ἀπολογήσασθαι. Καίτοι λέγουσιν, [4] ὡς Ἐρατοσθένει ἐλάχιστα τῶν τριάκοντα κακὰ εἴργασται, καὶ διὰ τοῦτο αὐτὸν ἀξιοῦσι σωθῆναι· [5] ὅτι δὲ τῶν ἄλλων Ἑλλήνων πλεῖστα εἰς ὑμᾶς ἐξημάρτηκεν, [6] οὐκ οἴονται χρῆναι αὐτὸν ἀπολέσθαι. Ὑμεῖς δὲ δείξατε, ἥντινα γνώμην ἔχετε περὶ τῶν πραγμάτων. Εἰ μὲν γὰρ τούτου [7] καταψηφιεῖσθε, δῆλοι ἔσεσθε ὡς ὀργιζόμενοι τοῖς πεπραγμένοις· εἰ δὲ ἀποψηφιεῖσθε, ὀφθήσεσθε τῶν αὐτῶν ἔργων ἐπιθυμηταὶ τούτοις ὄντες, καὶ οὐχ ἕξετε λέγειν, ὅτι τὰ ὑπὸ τῶν τριάκοντα προσταχθέντα ἐποιεῖτε. Νυνὶ μὲν γὰρ οὐδεὶς ὑμᾶς ἀναγκάζει παρὰ τὴν ὑμετέραν γνώμην ἀποψηφί-

ζεσθαι. Ὥστε συμβουλεύω, μὴ τούτων ἀποψηφισαμένους, ὑμῶν αὐτῶν καταψηφίσασθαι. Μηδ' [1] οἴεσθε κρύβδην τὴν ψῆφον· φανερὰν γὰρ τῇ πόλει τὴν ὑμετέραν γνώμην ποιήσετε.

[2] Βούλομαι δὲ, ὀλίγα ἑκατέρους ἀναμνήσας, καταβαίνειν, τούς τε ἐξ ἄστεος, καὶ τοὺς ἐκ Πειραιῶς· ἵνα τὰς ὑμῖν διὰ τοῦτον γεγενημένας συμφορὰς παραδείγματα ἔχοντες, τὴν ψῆφον φέρητε. Καὶ πρῶτον μὲν ὅσοι ἐξ ἄστεός ἐστε, σκέψασθε, ὅτι ὑπὸ τούτων οὕτω [3] σφόδρα ἤρχεσθε, ὥστε ἀδελφοῖς καὶ υἱέσι καὶ πολίταις ἠναγκάζεσθε πολεμεῖν τοιοῦτον πόλεμον, [4] ἐν ᾧ ἡττηθέντες μὲν, τοῖς νικήσασι τὸ ἴσον εἴχετε, νικήσαντες δ' ἂν [5] τούτοις ἐδουλεύετε. Καὶ τοὺς ἰδίους οἴκους οὗτοι μὲν ἂν [6] ἐκ τῶν πραγμάτων μεγάλους ἐκτήσαντο, ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους εἴχετε. [7] Συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς οὐκ ἠξίουν, συνδιαβάλλεσθαι δ' ἠνάγκαζον· εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες, ὥστε οὐ τῶν ἀγαθῶν κοινούμενοι, πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν ὀνειδῶν μεταδιδόντες, εὔνους ᾤοντο εἶναι. Ἀνθ' ὧν ὑμεῖς, νῦν ἐν τῷ θαῤῥαλέῳ ὄντες, καθόσον δύνασθε, καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε· ἐνθυμηθέντες μὲν, ὅτι ὑπὸ τούτων πονηροτάτων ὄντων ἤρχεσθε· ἐνθυμηθέντες δὲ, ὅτι μετ' ἀνδρῶν νῦν ἀρίστων πολιτεύεσθε, καὶ τοῖς πολεμίοις μάχεσθε, καὶ περὶ τῆς πόλεως βουλεύεσθε· ἀναμνησθέντες δὲ τῶν ἐπικούρων, οὓς οὗτοι [8] φύλακας τῆς σφετέρας ἀρχῆς καὶ τῆς ὑμετέρας δουλείας εἰς τὴν ἀκρόπολιν κατέστησαν. Καὶ πρὸς ὑμᾶς μὲν, ἔτι πολλῶν ὄντων εἰπεῖν, τοσαῦτα λέγω. Ὅσοι δ' ἐκ Πειραιῶς ἐστε, [9] πρῶτον μὲν τῶν ὅπλων ἀναμνήσθητε, ὅτι πολλὰς μάχας ἐν τῇ ἀλλοτρίᾳ μαχεσάμενοι, οὐχ ὑπὸ τῶν πολεμίων, ἀλλ' ὑπὸ τούτων, εἰρήνης οὔσης, ἀφῃρέ-

θητε τὰ ὅπλα· ἔπειθ᾽, ὅτι ἐξεκηρύχθητε μὲν ἐκ τῆς πόλεως, ἣν ὑμῖν οἱ πατέρες παρέδοσαν, φεύγοντας δὲ ὑμᾶς ἐκ τῶν πόλεων ἐξῃτοῦντο. Ἀνθ᾽ ὧν ὀργίσθητε μὲν, ὥσπερ ὅτ᾽ ἐφεύγετε· ἀναμνήσθητε δὲ καὶ τῶν ἄλλων κακῶν, ἃ πεπόνθατε ὑπ᾽ αὐτῶν· οἳ τοὺς μὲν ἐκ τῆς ἀγορᾶς, τοὺς δ᾽ ἐκ τῶν ἱερῶν συναρπάζοντες βιαίως ἀπέκτειναν· τοὺς δὲ, ἀπὸ τέκνων καὶ γονέων καὶ γυναικῶν ἀφέλκοντες, φονέας αὑτῶν ἠνάγκασαν γενέσθαι, [1] καὶ οὐδὲ ταφῆς τῆς νομιζομένης εἴασαν τυχεῖν· ἡγούμενοι τὴν αὑτῶν ἀρχὴν βεβαιοτέραν εἶναι [2] τῆς παρὰ τῶν θεῶν τιμωρίας. Ὅσοι δὲ τὸν θάνατον διέφυγον, πολλαχοῦ κινδυνεύσαντες, καὶ εἰς πολλὰς πόλεις πλανηθέντες, καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς ὄντες τῶν ἐπιτηδείων, οἱ μὲν ἐν πολεμίᾳ τῇ πατρίδι τοὺς παῖδας καταλιπόντες, οἱ δ᾽ ἐν ξένῃ γῇ, πολλῶν ἐναντιουμένων, ἤλθετε εἰς τὸν Πειραιᾶ. Πολλῶν δὲ καὶ μεγάλων κινδύνων ὑπαρξάντων, ἄνδρες ἀγαθοὶ γενόμενοι, τοὺς μὲν ἠλευθερώσατε, τοὺς δ᾽ εἰς τὴν πατρίδα κατηγάγετε. Εἰ δὲ ἐδυστυχήσατε, καὶ τούτων ἡμάρτετε, [3] αὐτοὶ μὲν ἂν δείσαντες ἐφεύγετε, μὴ πάθητε τοιαῦτα, οἷα καὶ πρότερον· καὶ οὔτε ἂν ἱερὰ, οὔτε βωμοὶ ὑμᾶς ἀδικουμένους [4] διὰ τοὺς τούτων τρόπους ὠφέλησαν, ἃ καὶ τοῖς ἀδικοῦσι σωτήρια γίνεται· οἱ δὲ παῖδες ὑμῶν, ὅσοι μὲν ἐνθάδε ἦσαν, ὑπὸ τούτων ἂν ὑβρίζοντο· οἱ δ᾽ [5] ἐπὶ ξένης, [6] μικρῶν ἂν ἕνεκα συμβολαίων ἐδούλευον, ἐρημίᾳ τῶν ἐπικουρησόντων. [7] Ἀλλὰ γὰρ οὐ τὰ μέλλοντα ἔσεσθαι βούλομαι λέγειν, τὰ πραχθέντα ὑπὸ τούτων οὐ δυνάμενος εἰπεῖν. Οὐδὲ γὰρ ἑνὸς κατηγόρου, οὐδὲ δυοῖν ἔργον ἐστὶν, ἀλλὰ πολλῶν. [8] Ὅμως δὲ τῆς ἐμῆς προθυμίας οὐδὲν ἐλλέλειπται ὑπὲρ τῶν ἱερῶν, ἃ οὗτοι—[9] τὰ μὲν ἀπέδοντο, τὰ δ᾽ εἰσιόντες ἐμίαινον· ὑπέρ τε τῆς πόλεως, ἣν μικρὰν ἐποίουν· ὑπέρ τε τῶν νεωρίων, ἃ καθεῖλον·

καὶ ὑπὲρ τῶν τεθνεώτων, [1] οἷς ὑμεῖς, ἐπειδὴ ζῶσιν ἐπαμῦναι οὐκ ἠδύνασθε, ἀποθανοῦσι βοηθήσατε. Οἶμαι δ' αὐτοὺς ὑμῶν τε ἀκροᾶσθαι, καὶ ὑμᾶς εἴσεσθαι τὴν ψῆφον φέροντας· ἡγουμένους, ὅσοι μὲν ἂν τούτων [2] ἀποψηφίσησθε, αὐτῶν θάνατον καταψηφιεῖσθαι· ὅσοι δ' ἂν παρὰ τούτων δίκην λάβωσιν, ὑπὲρ αὐτῶν [3] τιμωρίας πεποιημένους. Παύσομαι κατηγορῶν. Ἀκηκόατε· ἑωράκατε· πεπόνθατε· ἔχετε· δικάζετε.

II.

[1] Ex ISOCRATE.

[Juxta Edit. Athanasii Augeri. Paris. 1782. 8vo.]

ISOCRATES in diverso genere dicendi nitidus et compositus, et palaestrae quam pugnae magis accommodatus, omnes dicendi Veneres sectatus est; nec immeritò. Auditoriis enim se, non judiciis comparârat. In inventione facilis, honesti studiosus, in compositione adeò diligens, ut cura ejus reprehendatur. Quinct. X.

[2] *ΙΣΟΚΡΑΤΟΥΣ*

ΠΡΟΣ ΔΗΜΟΝΙΚΟΝ

ΛΟΓΟΣ.

ΕΝ πολλοῖς μὲν, ὦ Δημόνικε, πολὺ [3] διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώμας, καὶ τὰς τῶν φαύλων διανοίας· πολὺ δὲ μεγίστην διαφορὰν [4] εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις. Οἱ μὲν γὰρ τοὺς φίλους, παρόντας μόνον, τιμῶσιν· οἱ δὲ καὶ μακρὰν ἀπόντας ἀγαπῶσι. Καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε· [5] τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδ᾽ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν. Ἡγούμενος οὖν πρέπειν [6] τοὺς δόξης ὀρεγομένους, καὶ [7] παιδείας ἀντιποιουμένους, τῶν σπουδαίων, ἀλλὰ μὴ τῶν φαύλων, εἶναι μιμητὰς, ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον, τεκμήριον μὲν τῆς πρὸς ὑμᾶς φιλίας, σημεῖον δὲ τῆς πρὸς Ἱππόνικον συν-

ηθείας. Πρέπει γὰρ τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας, οὕτω καὶ τῆς φιλίας τῆς πατρικῆς κληρονομεῖν.

Ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν, καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον· σὺ μὲν γὰρ παιδείας ἐπιθυμεῖς, ἐγὼ δὲ παιδεύειν ἄλλους ἐπιχειρῶ· καὶ σὺ μὲν [1] ἀκμὴν φιλοσοφεῖς, ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ. Ὅσοι μὲν οὖν πρὸς τοὺς ἑαυτῶν φίλους [2] τοὺς προτρεπτικοὺς λόγους συγγράφουσι, καλὸν μὲν ἔργον ἐπιχειροῦσιν, [3] οὐ μὴν περί γε τὸ κράτιστον τῆς φιλοσοφίας διατρίβουσιν· ὅσοι δὲ τοῖς νεωτέροις εἰσηγοῦνται, μὴ δι' ὧν τὴν δεινότητα τὴν ἐν τοῖς λόγοις ἀσκήσουσιν, [4] ἀλλ' ὅπως τὰ τῶν τρόπων ἤθη σπουδαῖοι πεφυκέναι δόξουσι, τοσούτῳ μᾶλλον ἐκείνων τοὺς ἀκούοντας ὠφελοῦσιν, ὅσον οἱ μὲν ἐπὶ λόγον μόνον παρακαλοῦσιν, οἱ δὲ καὶ τὸν τρόπον αὐτῶν ἐπανορθοῦσι.

Διόπερ ἡμεῖς, [5] οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες, μέλλομέν σοι συμβουλεύειν, ὧν χρὴ τοὺς νεωτέρους ὀρέγεσθαι, καὶ τίνων ἔργων ἀπέχεσθαι, καὶ ποίοις τισὶν ἀνθρώποις ὁμιλεῖν, καὶ πῶς τὸν ἑαυτῶν βίον οἰκονομεῖν. Ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπορεύθησαν, οὗτοι μόνοι τῆς ἀρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν· ἧς οὐδὲν κτῆμα σεμνότερον, οὐδὲ βεβαιότερόν ἐστι. [6] Κάλλος μὲν γὰρ ἢ χρόνος ἀνήλωσεν, ἢ νόσος ἐμάρανε· πλοῦτος δὲ κακίας μᾶλλον ἢ καλοκἀγαθίας ὑπηρέτης ἐστὶν, ἐξουσίαν μὲν τῇ ῥαθυμίᾳ παρασκευάζων, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς νέους παρακαλῶν. [7] Ῥώμη δὲ μετὰ μὲν φρονήσεως ὠφέλησεν, ἄνευ δὲ ταύτης πλείω τοὺς ἔχοντας ἔβλαψε· καὶ τὰ μὲν σώματα [8] τῶν ἀσκούντων ἐκόσμησε, ταῖς δὲ τῆς ψυχῆς ἐπιμελείαις ἐπεσκότησεν. Ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἀκιβδήλως ἐν ταῖς διανοίαις συναυξηθῇ, μόνη μὲν συγγηράσκει· πλούτου δὲ κρείττων, χρησιμωτέρα δὲ εὐγενείας ἐστί· τὰ μὲν τοῖς

ἄλλοις ἀδύνατα, δυνατὰ καθιστῶσα· τὰ δὲ τῷ πλήθει φοβερὰ, θαρσαλέως ὑπομένουσα· καὶ τὸν μὲν ὄκνον, ψόγον, τὸν δὲ πόνον, ἔπαινον ἡγουμένη. Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν ἐστιν ἔκ τε τῶν Ἡρακλέους ἄθλων, καὶ τῶν Θησέως ἔργων· οἷς ἡ τῶν τρόπων ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα τοῖς ἔργοις ἐπέβαλεν, ὥστε μηδὲ τὸν ἅπαντα χρόνον δύνασθαι λήθην ἐμποιῆσαι [1] τῶν ἐκείνοις πεπραγμένων.

[2] Οὐ μὴν ἀλλὰ καὶ τὰς τοῦ πατρὸς προαιρέσεις ἀναμνησθεὶς, οἰκεῖον καὶ καλὸν ἕξεις παράδειγμα τῶν ὑπ' ἐμοῦ λεγομένων. Οὐδὲ γὰρ ὀλιγωρῶν τῆς ἀρετῆς, οὐδὲ ῥαθυμῶν, διετέλεσε τὸν βίον· ἀλλὰ τὸ μὲν σῶμα τοῖς πόνοις ἐγύμναζε, τῇ δὲ ψυχῇ τοὺς κινδύνους ὑπέμενεν. Οὐδὲ τὸν πλοῦτον παρακαίρως ἠγάπα, ἀλλ' ἀπήλαυε μὲν τῶν παρόντων ἀγαθῶν ὡς θνητὸς, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνατος· οὐδὲ ταπεινῶς διῴκει τὸν ἑαυτοῦ βίον, ἀλλὰ φιλόκαλός τε ἦν καὶ μεγαλοπρεπὴς, [3] καὶ τοῖς φίλοις κοινός· καὶ μᾶλλον ἐθαύμαζε τοὺς περὶ αὐτὸν σπουδάζοντας, ἢ τοὺς τῷ γένει προσήκοντας. Ἡγεῖτο γὰρ εἶναι πρὸς ἑταιρίαν πολλῷ κρείττω φύσιν, νόμου· καὶ τρόπον, γένους· καὶ προαίρεσιν, ἀνάγκης.

Ἐπιλίποι δ' ἂν ἡμᾶς ὁ πᾶς χρόνος, εἰ πάσας τὰς ἐκείνου πράξεις καταριθμησαίμεθα. [4] Ἀλλὰ τὸ μὲν ἀκριβὲς αὐτῶν ἐν ἑτέροις καιροῖς δηλώσομεν· δεῖγμα δὲ τῆς Ἱππονίκου φύσεως νῦν [5] ἐξενηνόχαμεν, πρὸς ὃ δεῖ σὲ ζῆν, ὥσπερ πρὸς παράδειγμα· νόμον μὲν τὸν ἐκείνου τρόπον ἡγησάμενον, μιμητὴν δὲ καὶ ζηλωτὴν τῆς πατρῴας ἀρετῆς γενόμενον. Αἰσχρὸν γὰρ, τοὺς μὲν γραφεῖς ἀπεικάζειν τὰ καλὰ τῶν ζώων, τοὺς δὲ παῖδας μὴ μιμεῖσθαι τοὺς σπουδαίους τῶν γονέων. Ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ἐπὶ τοὺς ἀνταγωνιστὰς ἀσκεῖν, ὡς σοὶ σκοπεῖν, ὅπως ἐφάμιλλος γενήσῃ τοῖς τοῦ πατρὸς ἐπιτηδεύμασιν.

[1] *Οὕτω δὲ τὴν γνώμην ἀδύνατον διατεθῆναι τὸν μὴ πολλῶν καὶ καλῶν ἀκουσμάτων πεπληρωμένον. Τὰ μὲν γὰρ σώματα τοῖς συμμέτροις πόνοις, ἡ δὲ ψυχὴ τοῖς σπουδαίοις λόγοις* [2] *αὔξεσθαι πέφυκε. Διόπερ ἐγώ σοι πειράσομαι* [3] *συντόμως ὑποθέσθαι, δι' ὧν ἄν μοι δοκοίης ἐπιτηδευμάτων πλεῖστον πρὸς ἀρετὴν ἐπιδοῦναι, καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις εὐδοκιμῆσαι.*

Πρῶτον μὲν οὖν, εὐσέβει τὰ πρὸς τοὺς θεοὺς, μὴ μόνον θύων, ἀλλὰ καὶ τοῖς ὅρκοις ἐμμένων. Ἐκεῖνο μὲν γὰρ, τῆς τῶν χρημάτων εὐπορίας σημεῖον· τοῦτο δὲ, τῆς τῶν τρόπων καλοκἀγαθίας τεκμήριον. Τίμα τὸ δαιμόνιον ἀεὶ μὲν, μάλιστα δὲ μετὰ τῆς πόλεως. Οὕτω γὰρ δόξεις ἅμα τε τοῖς θεοῖς θύειν, καὶ τοῖς νόμοις ἐμμένειν.

Τοιοῦτος γίνου περὶ τοὺς γονεῖς, οἵους ἂν εὔξαιο περὶ σεαυτὸν γενέσθαι τοὺς σαυτοῦ παῖδας.

Ἄσκει τῶν περὶ τὸ σῶμα γυμνασίων, μὴ τὰ πρὸς τὴν ῥώμην, ἀλλὰ τὰ πρὸς τὴν ὑγίειαν συμφέροντα. Τούτου δ' ἂν ἐπιτυγχάνοις, εἰ λήγοις τῶν πόνων ἔτι πονεῖν δυνάμενος.

Μήτε γέλωτα προπετῆ στέργε, μήτε λόγον μετὰ θράσους ἀποδέχου. Τὸ μὲν γὰρ ἀνόητον· τὸ δὲ μανικόν.

Ἃ ποιεῖν αἰσχρὸν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν.

Ἔθιζε σαυτὸν εἶναι μὴ σκυθρωπὸν, ἀλλὰ σύννουν. Δι' ἐκεῖνο μὲν γὰρ, [4] *αὐθάδης· διὰ δὲ τοῦτο, φρόνιμος εἶναι δόξεις.*

Ἡγοῦ μάλιστα σεαυτῷ πρέπειν, κόσμον, αἰσχύνην, δικαιοσύνην, σωφροσύνην. Τούτοις γὰρ ἅπασι δοκεῖ κρατεῖσθαι τὸ τῶν νεωτέρων ἦθος.

Μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν· καὶ γὰρ ἂν τοὺς ἄλλους λάθῃς, σαυτῷ γε συνειδήσεις.

Τὸν μὲν θεὸν φοβοῦ, τοὺς δὲ γονεῖς τίμα.

Τοὺς δὲ φίλους αἰσχύνου, τοῖς δὲ νόμοις πείθου.

Τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης. Τέρψις γὰρ, σὺν τῷ καλῷ μὲν, ἄριστον, ἄνευ δὲ τούτου, κάκιστον.

[1] Εὐλαβοῦ τὰς διαβολὰς, κἂν ψευδεῖς ὦσιν. Οἱ γὰρ πολλοὶ τὴν μὲν ἀλήθειαν ἀγνοοῦσι, πρὸς δὲ τὴν δόξαν ἀποβλέπουσιν.

Ἅπαντα δόκει ποιεῖν ὡς μηδένα λήσων· καὶ γὰρ ἂν παραυτίκα κρύψῃς, ὕστερον ὀφθήσῃ.

Μάλιστα δ' ἂν [2] εὐδοκιμοίης, εἰ φαίνοιο ταῦτα μὴ πράττων, ἃ τοῖς ἄλλοις ἂν πράττουσιν ἐπιτιμῴης.

Ἐὰν ᾖς φιλομαθὴς, ἔσῃ πολυμαθής.

Ἃ μὲν ἐπίστασαι, διαφύλαττε ταῖς μελέταις· ἃ δὲ μὴ μεμάθηκας, προσλάμβανε ταῖς ἐπιστήμαις. Ὁμοίως γὰρ αἰσχρὸν, ἀκούσαντα χρήσιμον λόγον μὴ μανθάνειν, καὶ διδόμενόν τι ἀγαθὸν παρὰ τῶν φίλων μὴ λαμβάνειν.

Κατανάλισκε τὴν ἐν τῷ βίῳ σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν· οὕτω γὰρ τὰ τοῖς ἄλλοις χαλεπῶς εὑρημένα συμβήσεταί σοι ῥᾳδίως μανθάνειν.

Ἡγοῦ τῶν ἀκουσμάτων πολλὰ πολλῶν εἶναι χρημάτων κρείττω. Τὰ μὲν γὰρ ταχέως ἀπολείπει, τὰ δὲ πάντα τὸν χρόνον παραμένει. Σοφία γὰρ μόνη τῶν κτημάτων ἀθάνατον.

Μὴ κατόκνει μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους. Αἰσχρὸν γὰρ, τοὺς μὲν ἐμπόρους τηλικαῦτα πελάγη διαπερᾶν, ἕνεκα τοῦ πλείω ποιῆσαι τὴν ὑπάρχουσαν οὐσίαν· τοὺς δὲ νεωτέρους μηδὲ τὰς κατὰ γῆν πορείας ὑπομένειν, ἐπὶ τῷ βελτίω καταστῆσαι τὴν ἑαυτῶν διάνοιαν.

Τῷ μὲν τρόπῳ γίνου φιλοπροσήγορος, τῷ δὲ λόγῳ εὐπροσήγορος. Ἔστι δὲ φιλοπροσηγορίας μὲν τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας· εὐπροσηγορίας δὲ τὸ τοῖς λόγοις αὐτοῖς οἰκείως ἐντυγχάνειν.

Ἡδέως μὲν ἔχε πρὸς ἅπαντας, χρῶ δὲ τοῖς βελτίστοις· οὕτω γὰρ τοῖς μὲν οὐκ ἀπεχθὴς ἔσῃ, τοῖς δὲ φίλος γενήσῃ.

Τὰς ἐντεύξεις μὴ πυκνὰς ποιοῦ [1] *τοῖς αὐτοῖς, μηδὲ μακρὰς περὶ τῶν αὐτῶν. Πλησμονὴ γὰρ ἁπάντων.*

Γύμναζε σεαυτὸν πόνοις ἑκουσίοις, ὅπως ἂν δύναιο καὶ τοὺς ἀκουσίους ὑπομένειν.

[2] *Ὑφ᾽ ὧν κρατεῖσθαι τὴν ψυχὴν αἰσχρὸν, τούτων ἐγκράτειαν ἄσκει πάντων, κέρδους, ὀργῆς, ἡδονῆς, λύπης. Ἔσῃ δὲ ἐν τῷ κέρδει τοιοῦτος, ἂν κέρδη μὲν εἶναι νομίζῃς, δι᾽ ὧν εὐδοκιμήσεις, ἀλλὰ μὴ δι᾽ ὧν εὐπορήσεις· ἐν δὲ τῇ ὀργῇ, ἂν παραπλησίως ἔχῃς πρὸς τοὺς ἁμαρτάνοντας, ὥσπερ ἂν πρὸς σαυτὸν ἁμαρτάνοντα καὶ τοὺς ἄλλους ἔχειν* [3] *ἀξιώσειας· ἐν δὲ τοῖς τερπνοῖς, ἂν αἰσχρὸν ὑπολάβῃς, τῶν μὲν οἰκετῶν ἄρχειν, ταῖς δ᾽ ἡδοναῖς δουλεύειν· ἐν δὲ τοῖς λυπηροῖς, ἂν τὰς τῶν ἄλλων ἀτυχίας ἐπιβλέπῃς, καὶ σεαυτὸν, ὡς ἄνθρωπος ὢν, ὑπομιμνήσκῃς.*

Μᾶλλον τήρει τὰς τῶν λόγων ἢ τὰς τῶν χρημάτων παρακαταθήκας. [4] *Δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τρόπον ὅρκου πιστότερον φαίνεσθαι παρεχομένους.*

Προσήκειν ἡγοῦ, τοῖς πονηροῖς ἀπιστεῖν, ὥσπερ τοῖς χρηστοῖς πιστεύειν. Περὶ τῶν ἀποῤῥήτων μηδενὶ λέγε, πλὴν ἐὰν ὁμοίως συμφέρῃ τὰς πράξεις σιωπᾶσθαι σοί τε τῷ λέγοντι, κἀκείνοις τοῖς ἀκούουσιν.

[5] *Ὅρκον ἐπακτὸν προσδέχου διὰ δύο προφάσεις, ἢ σεαυτὸν αἰτίας αἰσχρᾶς ἀπολύων, ἢ φίλους ἐκ κινδύνων διασώζων. Ἕνεκα δὲ χρημάτων μηδένα θεὸν ὀμόσῃς, μηδ᾽ ἂν εὐορκεῖν μέλλῃς. Δόξεις γὰρ τοῖς μὲν ἐπιορκεῖν, τοῖς δὲ* [6] *φιλοχρημάτως ἔχειν.*

Μηδένα φίλον ποιοῦ, πρὶν ἂν ἐξετάσῃς, πῶς κέχρηται τοῖς πρότερον φίλοις. Ἔλπιζε γὰρ αὐτὸν καὶ περὶ σὲ γενήσεσθαι τοιοῦτον, οἷος καὶ περὶ ἐκείνους γέγονε.

Βραδέως μὲν φίλος γίνου, γενόμενος δὲ, πειρῶ διαμένειν. Ὁμοίως γὰρ αἰσχρὸν, μηδένα φίλον ἔχειν, καὶ πολλοὺς ἑταίρους μεταλλάττειν.

Μήτε μετὰ βλάβης πειρῶ τῶν φίλων, μήτε ἄπειρος εἶναι τῶν ἑταίρων θέλε. Τοῦτο δὲ ποιήσεις, ἂν, μὴ δεόμενος, τὸ δεῖσθαι προσποιῇ, περὶ δὲ τῶν ῥητῶν ὡς ἀποῤῥήτων ἀνακοινοῖ. [1] Μὴ τυχὼν μὲν γὰρ, οὐδὲν βλαβήσῃ· τυχὼν δὲ, μᾶλλον τὸν τρόπον αὐτῶν ἐπιστήσῃ.

Δοκίμαζε τοὺς φίλους ἔκ τε τῆς περὶ τὸν βίον ἀτυχίας, καὶ τῆς ἐν τοῖς κινδύνοις κοινωνίας. Τὸ μὲν γὰρ χρυσίον ἐν τῷ πυρὶ δοκιμάζομεν, τοὺς δὲ φίλους ἐν ταῖς ἀτυχίαις διαγινώσκομεν.

Οὕτω δ' ἂν ἄριστα χρήσῃ τοῖς φίλοις, ἂν μὴ περιμένῃς τὰς παρ' ἐκείνων δεήσεις, ἀλλ' αὐτεπάγγελτος, ἐν τοῖς καιροῖς, αὐτοῖς βοηθῇς.

Ὁμοίως αἰσχρὸν νόμιζε, τῶν ἐχθρῶν νικᾶσθαι ταῖς κακοποιΐαις, καὶ τῶν φίλων ἡττᾶσθαι ταῖς εὐεργεσίαις.

Ἀποδέχου τῶν ἑταίρων μὴ μόνον τοὺς ἐπὶ τοῖς κακοῖς δυσχεραίνοντας, ἀλλὰ καὶ τοὺς ἐπὶ τοῖς ἀγαθοῖς μὴ φθονοῦντας. Πολλοὶ γὰρ ἀτυχοῦσι μὲν τοῖς φίλοις συνάχθονται, καλῶς δὲ πράττουσι φθονοῦσι.

Τῶν ἀπόντων φίλων μέμνησο πρὸς τοὺς παρόντας· ἵνα δοκῇς μηδὲ τούτων ἀπόντων ὀλιγωρεῖν.

Εἶναι βούλου τὰ περὶ τὴν ἐσθῆτα φιλόκαλος, ἀλλὰ μὴ καλλωπιστής. Εστι δὲ φιλοκάλου μὲν τὸ μεγαλοπρεπές· καλλωπιστοῦ δὲ τὸ περίεργον.

Ἀγάπα τῶν ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλλουσαν κτῆσιν, ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν.

Καταφρόνει τῶν περὶ τὸν πλοῦτον σπουδαζόντων, χρῆσθαι δὲ τοῖς ὑπάρχουσι μὴ δυναμένων. [2] Παραπλήσιον γὰρ οἱ τοιοῦτοι πάσχουσιν, ὥσπερ ἂν εἴ τις ἵππον κτήσαιτο καλὸν, κακῶς ἱππεύειν ἐπιστάμενος.

[1] *Πειρῶ τὸν πλοῦτον χρήματα καὶ κτήματα κατασκευάζειν. Ἔστι δὲ χρήματα μὲν, τοῖς ἀπολαύειν ἐπισταμένοις· κτήματα δὲ, τοῖς κτᾶσθαι δυναμένοις.*

Τίμα τὴν ὑπάρχουσαν οὐσίαν δυοῖν ἕνεκα, [2] τοῦ τε ζημίαν μεγάλην ἐκτίσαι, καὶ τοῦ φίλῳ σπουδαίῳ δυστυχοῦντι βοηθῆσαι. Πρὸς δὲ τὸν ἄλλον βίον, μηδὲν ὑπερβαλλόντως, ἀλλὰ μετρίως αὐτὴν ἀγάπα.

Στέργε μὲν τὰ παρόντα, ζήτει δὲ τὰ βελτίω.

Μηδενὶ συμφορὰν ὀνειδίσῃς. Κοινὴ γὰρ ἡ τύχη, καὶ τὸ μέλλον ἀόρατον.

Τοὺς ἀγαθοὺς εὖ ποίει. Καλὸς γὰρ θησαυρὸς, παρ' ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη. Τοὺς κακοὺς εὖ ποιῶν, ὅμοια πείσῃ τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν. Ἐκεῖναί τε γὰρ τοὺς διδόντας, [3] ὥσπερ τοὺς τυχόντας, ὑλακτοῦσιν· οἵ τε κακοὶ τοὺς ὠφελοῦντας, ὥσπερ τοὺς βλάπτοντας, ἀδικοῦσι.

Μίσει τοὺς κολακεύοντας, ὥσπερ τοὺς ἐξαπατῶντας. Ἀμφότεροι γὰρ πιστευθέντες τοὺς πιστεύοντας ἀδικοῦσιν.

[4] *Ἐὰν ἀποδέχῃ τῶν φίλων τοὺς πρὸς τὸ φαυλότατόν σοι χαριζομένους, οὐχ ἕξεις ἐν τῷ βίῳ τοὺς πρὸς τὸ βέλτιστον ἀπεχθανομένους.*

Γίνου πρὸς τοὺς πλησιάζοντας ὁμιλητικὸς, ἀλλὰ μὴ σεμνός. Τὸν μὲν γὰρ τῶν ὑπεροπτικῶν ὄγκον μόλις ἂν οἱ δοῦλοι [5] καρτερήσειαν· τὸν δὲ τῶν ὁμιλητικῶν τρόπον ἅπαντες ἡδέως ὑποφέρουσιν. Ὁμιλητικὸς δ' ἔσῃ, μὴ δύσερις ὢν, μηδὲ δυσάρεστος, μηδὲ πρὸς πάντα φιλόνεικος, μηδὲ πρὸς τὰς τῶν πλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, μηδ' ἂν ἀδίκως [6] ὀργιζόμενοι τυγχάνωσιν· ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων. Μηδὲ περὶ τὰ γελοῖα σπουδάζων, μηδὲ περὶ τὰ σπουδαῖα τοῖς γελοίοις χαίρων· τὸ γὰρ ἄκαιρον πανταχοῦ λυπηρόν. Μηδὲ τὰς χάριτας ἀχα

ρίστως χαριζόμενος· [1] ὅπερ πάσχουσιν οἱ πολλοὶ, ποιοῦντες μὲν εὖ, ἀηδῶς δὲ τοῖς φίλοις ὑπουργοῦντες. Μηδὲ φιλαίτιος ὢν· βαρὺ γάρ. Μηδὲ φιλεπιτιμητής· παροξυντικὸν γάρ.

Μάλιστα μὲν εὐλαβοῦ τὰς ἐν τοῖς πότοις συνουσίας· ἂν δέ ποτέ σοι συμπέσῃ καιρὸς, ἐξανίστασο πρὸ μέθης. Ὅταν γὰρ ὁ νοῦς ὑπὸ οἴνου διαφθαρῇ, ταὐτὰ πάσχει τοῖς ἅρμασι τοῖς τοὺς ἡνιόχους ἀποβάλλουσιν. Ἐκεῖνά τε γὰρ ἀτάκτως φέρεται, διαμαρτάνοντα τῶν εὐθυνόντων· ἥ τε ψυχὴ πολλὰ σφάλλεται, διαφθαρείσης τῆς διανοίας.

[2] Ἀθάνατα μὲν φρόνει τῷ μεγαλόψυχος εἶναι· θνητὰ δὲ, τῷ συμμέτρως τῶν ὑπαρχόντων ἀπολαύειν.

Ἡγοῦ τὴν παιδείαν τοσούτῳ μεῖζον ἀγαθὸν εἶναι τῆς ἀπαιδευσίας, ὅσῳ τὰ μὲν ἄλλα μοχθηρὰ πάντες κερδαίνοντες πράττουσιν, αὕτη δὲ μόνη καὶ [3] προσεζημίωσε τοὺς ἔχοντας. Πολλάκις γὰρ, ὃν τοῖς λόγοις ἐλύπησαν, τούτῳ τοῖς ἔργοις τὴν τιμωρίαν ἔδοσαν.

Οὓς ἂν βούλῃ ποιήσασθαι φίλους, ἀγαθόν τι λέγε περὶ αὐτῶν πρὸς τοὺς ἀπαγγέλλοντας. Ἀρχὴ γὰρ φιλίας μὲν, ἔπαινος· ἔχθρας δὲ, ψόγος.

Βουλευόμενος παραδείγματα ποιοῦ τὰ παρεληλυθότα τῶν μελλόντων. Τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν.

Βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα.

Ἡγοῦ κράτιστον εἶναι παρὰ μὲν θεοῦ εὐτυχίαν, παρὰ δὲ ἡμῶν αὐτῶν εὐβουλίαν.

Περὶ ὧν ἂν αἰσχύνῃ παῤῥησιάσασθαι, βούλει δέ τισι τῶν φίλων ἀνακοινώσασθαι, χρῶ τοῖς λόγοις ὡς περὶ ἀλλοτρίου του πράγματος. Οὕτω γὰρ τὴν ἐκείνων τε γνώμην αἰσθήσῃ, καὶ σεαυτὸν οὐ καταφανῆ ποιήσεις.

Ὅταν δὲ ὑπὲρ τῶν σεαυτοῦ μέλλῃς τινὶ συμβουλεύεσθαι, σκόπει πρῶτον, πῶς ὑπὲρ τῶν αὑτοῦ διῴκησεν. Ὁ γὰρ κακῶς διανοηθεὶς περὶ τῶν ἰδίων, οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων.

Οὕτω δ' ἂν κάλλιστα βουλεύεσθαι παροξυνθείης, εἰ τὰς συμφορὰς τὰς ἐκ τῆς ἀβουλίας ἐπιβλέψειας. Καὶ γὰρ τῆς ὑγιείας πλείστην ἐπιμέλειαν ἔχομεν, ὅταν τὰς λύπας τὰς ἐκ τῆς ἀῤῥωστίας ἀναμνησθῶμεν.

[1] Μιμοῦ τὰ τῶν βασιλέων ἤθη, καὶ δίωκε τὰ ἐκείνων ἐπιτηδεύματα· δόξεις γὰρ αὐτοὺς ἀποδέχεσθαι, καὶ ζηλοῦν. Ὥστε σοι συμβήσεται παρά τε τῷ πλήθει μᾶλλον εὐδοκιμεῖν, καὶ τὴν παρ' ἐκείνων εὔνοιαν βεβαιοτέραν ἔχειν.

Πείθου μὲν καὶ τοῖς νόμοις τοῖς ὑπὸ τῶν βασιλέων κειμένοις· ἰσχυρότατον μέντοι νόμον ἡγοῦ τὸν ἐκείνων τρόπον. Ὥσπερ γὰρ τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν.

[2] Εἰς ἀρχὴν κατασταθεὶς, μηδενὶ χρῶ πονηρῷ πρὸς τὰς διοικήσεις· ὧν γὰρ ἂν ἐκεῖνος ἁμάρτοι, σοὶ τὰς αἰτίας ἀναθήσουσιν.

Ἐκ τῶν κοινῶν ἐπιμελειῶν ἀπαλλάττε, μὴ πλουσιώτερος, ἀλλ' ἐνδοξότερος. Πολλῶν γὰρ χρημάτων κρείττων ὁ παρὰ τοῦ πλήθους ἔπαινος.

[3] Μηδενὶ πονηρῷ πράγματι μήτε παρίστασο, μήτε συνηγόρει· δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα πράττειν, οἷάπερ ἂν τοῖς ἄλλοις πράττουσι βοηθῇς.

Παρασκεύαζε σεαυτὸν πλεονεκτεῖν μὲν δυνάμενον, ἀνέχου δὲ τὸ ἴσον ἔχειν ἵνα δοκῇς [4] ὀρέγεσθαι τῆς δικαιοσύνης, μὴ δι' ἀσθένειαν, ἀλλὰ δι' ἐπιείκειαν.

Μᾶλλον ἀποδέχου δικαίαν πενίαν ἢ πλοῦτον ἄδικον.

Τοσούτῳ γὰρ κρείττων δικαιοσύνη χρημάτων, ὅσῳ τὰ μὲν ζῶντας μόνον ὠφελεῖ, ἡ δὲ καὶ τελευτήσασι δόξαν παρασκευάζει. Κἀκείνων μὲν τοῖς φαύλοις μέτεστι, ταύτης δὲ τοῖς μοχθηροῖς ἀδύνατον μεταλαβεῖν.

Μηδένα ζήλου τῶν ἐξ ἀδικίας κερδαινόντων, ἀλλὰ μᾶλλον ἀποδέχου τοὺς μετὰ δικαιοσύνης ζημιωθέντας. Οἱ γὰρ δίκαιοι τῶν ἀδίκων, εἰ μηδὲν ἄλλο πλεονεκτοῦσιν,[1] ἀλλ' οὖν ἐλπίσι γε σπουδαίαις ὑπερέχουσι.

Πάντων μὲν ἐπιμελοῦ τῶν περὶ τὸν βίον, μάλιστα δὲ τὴν σεαυτοῦ φρόνησιν ἄσκει. Μέγιστον γὰρ ἐν ἐλαχίστῳ, νοῦς ἀγαθὸς ἐν ἀνθρώπου σώματι.

Πειρῶ τὸ μὲν σῶμα εἶναι φιλόπονος, τὴν δὲ ψυχὴν φιλόσοφος· ἵνα τῷ μὲν ἐπιτελεῖν δύνῃ τὰ δόξαντα, τῇ δὲ προορᾷν ἐπίστῃ τὰ συμφέροντα.

Πᾶν ὅ τι ἂν μέλλῃς λέγειν, πρότερον ἐπισκόπει τῇ γνώμῃ. Πολλοῖς γὰρ ἡ γλῶττα προτρέχει τῆς διανοίας.

Δύο ποιοῦ καιροὺς τοῦ λέγειν, ἢ περὶ ὧν οἶσθα σαφῶς, ἢ περὶ ὧν ἀναγκαῖον εἰπεῖν. Εν τούτοις γὰρ μόνοις ὁ λόγος τῆς σιγῆς κρείττων· ἐν δὲ τοῖς ἄλλοις ἄμεινον σιγᾷν ἢ λέγειν.

Νόμιζε μηδὲν εἶναι τῶν ἀνθρωπίνων βέβαιον. Οὕτω γὰρ οὔτ', εὐτυχῶν, ἔσῃ περιχαρής· οὔτε, δυστυχῶν, περίλυπος.

Χαῖρε μὲν ἐπὶ τοῖς συμβαίνουσι τῶν ἀγαθῶν, καὶ λυποῦ μετρίως ἐπὶ τοῖς γινομένοις τῶν κακῶν·[2] γίνου δὲ τοῖς ἄλλοις ἐν μηδετέροις ὢν κατάδηλος. Ἄτοπον γὰρ, τὴν μὲν οὐσίαν ἐν ταῖς οἰκίαις ἀποκρύπτειν, τὴν δὲ διάνοιαν φανερὰν ἔχοντα περιπατεῖν.

Μᾶλλον εὐλαβοῦ ψόγον, ἢ κίνδυνον. Δεῖ γὰρ εἶναι φοβερὰν τοῖς μὲν φαύλοις τὴν τοῦ βίου τελευτὴν, τοῖς δὲ σπουδαίοις τὴν ἐν τῷ ζῆν ἀδοξίαν.

Μάλιστα μὲν πειρῶ ζῆν κατὰ τὴν ἀσφάλειαν· ἐὰν δέ ποτέ σοι συμβῇ κινδυνεύειν, ζήτει τὴν ἐκ τοῦ πολέμου σωτηρίαν μετὰ καλῆς δόξης, ἀλλὰ μὴ μετ᾽ αἰσχρᾶς φήμης. Τὸ μὲν γὰρ τελευτῆσαι, πάντων [1] ἡ πεπρωμένη κατέκρινε· τὸ δὲ καλῶς ἀποθανεῖν, ἴδιον τοῖς σπουδαίοις ἡ φύσις ἀπένειμε.

Καὶ μὴ θαυμάσῃς, εἰ πολλὰ τῶν εἰρημένων οὐ πρέπει σοὶ πρὸς τὴν νῦν παροῦσαν ἡλικίαν. Οὐδὲ γὰρ ἐμὲ τοῦτο διέλαθεν· ἀλλὰ προειλόμην διὰ τῆς αὐτῆς πραγματείας, ἅμα τοῦ τε παρόντος βίου συμβουλίαν ἐξενεγκεῖν, καὶ τοῦ μέλλοντος χρόνου παράγγελμα καταλιπεῖν. Τὴν μὲν γὰρ τούτων χρείαν ῥᾳδίως εἰδήσεις, τὸν δὲ συμβουλεύοντα μετ᾽ εὐνοίας χαλεπῶς εὑρήσεις. Ὅπως οὖν τὰ λοιπὰ μὴ παρ᾽ ἑτέρου ζητῇς, ἀλλ᾽ ἐντεῦθεν, ὥσπερ ἐκ ταμιείου, προφέρῃς, ᾠήθην δεῖν μηδὲν παραλιπεῖν, ὧν ἂν ἔχω σοὶ συμβουλεύειν.

Πολλὴν δ᾽ ἂν τῷ θεῷ [2] χάριν σχοίην, εἰ μὴ διαμάρτοιμι τῆς δόξης, [3] ἣν ἔχων περὶ σοῦ τυγχάνω. Τῶν μὲν γὰρ ἄλλων τοὺς πλείστους εὑρήσομεν, ὥσπερ τῶν σιτίων τοῖς ἡδίστοις μᾶλλον, ἢ τοῖς ὑγιεινοτάτοις χαίροντας, οὕτω καὶ τῶν φίλων τοῖς συνεξαμαρτάνουσι πλησιάζοντας, ἀλλ᾽ οὐ τοῖς νουθετοῦσι. Σὲ δὲ νομίζω τοὐναντίον τούτων ἐγνωκέναι, τεκμηρίῳ χρώμενος τῇ περὶ τὴν ἄλλην σου παιδείαν φιλοπονίᾳ. Τὸν γὰρ αὑτῷ τὰ βέλτιστα πράττειν ἐπιτάττοντα, τοῦτον εἰκὸς καὶ τῶν ἄλλων τοὺς ἐπὶ τὴν ἀρετὴν παρακαλοῦντας ἀποδέχεσθαι.

Μάλιστα δ᾽ ἂν παροξυνθείης ὀρεχθῆναι τῶν καλῶν ἔργων, εἰ καταμάθοις, ὅτι καὶ τὰς ἡδονὰς τὰς ἐκ τούτων μάλιστα γνησίως ἔχομεν. Εν μὲν γὰρ τῷ ῥᾳθυμεῖν, καὶ τὰς πλησμονὰς ἀγαπᾷν, εὐθὺς

[1] αἱ λῦπαι ταῖς ἡδοναῖς παραπεπήγασι. Τὸ δὲ περὶ τὴν ἀρετὴν φιλοπονεῖν, καὶ σωφρόνως τὸν ἑαυτοῦ βίον οἰκονομεῖν, ἀεὶ [2] τὰς τέρψεις εἰλικρινεῖς καὶ βεβαιοτέρας ἀποδίδωσι. Κἀκεῖ μὲν, πρῶτον ἡσθέντες, ὕστερον ἐλυπήθημεν· ἐνταῦθα δὲ, μετὰ τὰς λύπας τὰς ἡδονὰς ἔχομεν. Εν ἅπασι δὲ τοῖς ἔργοις οὐχ οὕτω τῆς ἀρχῆς μνημονεύομεν, ὡς τῆς τελευτῆς αἴσθησιν λαμβάνομεν. Τὰ γὰρ πλεῖστα τῶν περὶ τὸν βίον, οὐ δι' αὐτὰ τὰ πράγματα ποιοῦμεν, ἀλλὰ τῶν ἀποβαινόντων ἕνεκα διαπονοῦμεν.

Ενθυμοῦ δὲ, διότι τοῖς μὲν [3] φαύλοις ἐνδέχεται τὰ τυχόντα πράττειν· (εὐθὺς γὰρ τοὺ βίου τοιαύτην πεποίηνται τὴν ὑπόθεσιν·) τοῖς δὲ σπουδαίοις [4] οὐχ οἷόντε τῆς ἀρετῆς ἀμελεῖν, ἢ πολλοὺς ἔχειν τοὺς ἐπιπλήττοντας. Πάντες γὰρ μισοῦσιν, οὐχ οὕτω τοὺς ἐξαμαρτάνοντας, ὡς τοὺς ἐπιεικεῖς μὲν φάσκοντας εἶναι, μηδὲν δὲ τῶν τυχόντων διαφέροντας· εἰκότως. Ὅπου γὰρ τοὺς τῷ λόγῳ μόνῳ ψευδομένους ἀποδοκιμάζομεν, ἦπου τοὺς τῷ βίῳ παντὶ ἐλαττουμένους, οὐ φαύλους εἶναι φήσομεν; δικαίως δ' ἂν τοὺς τοιούτους ὑπολάβοιμεν, μὴ μόνον εἰς ἑαυτοὺς ἁμαρτάνειν, ἀλλὰ καὶ τῆς τύχης εἶναι προδότας. Ἡ μὲν γὰρ αὐτοῖς χρήματα καὶ δόξαν καὶ φίλους ἐνεχείρισεν· οἱ δὲ σφᾶς αὐτοὺς ἀναξίους τῆς ὑπαρχούσης εὐδαιμονίας κατέστησαν.

Εἰ δὲ δεῖ, θνητὸν ὄντα, τῆς τῶν θεῶν στοχάσασθαι διανοίας, ἡγοῦμαι κἀκείνους ἐπὶ τοῖς οἰκειοτάτοις μάλιστα δηλῶσαι, πῶς ἔχουσι πρὸς τοὺς φαύλους, καὶ τοὺς σπουδαίους τῶν ἀνθρώπων. Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, (ὡς οἱ μῦθοι λέγουσι, καὶ πάντες πιστεύουσι,) τὸν μὲν, διὰ τὴν ἀρετὴν, ἀθάνατον ἐποίησε· τὸν δὲ, διὰ τὴν κακίαν, ταῖς μεγίσταις τιμωρίαις ἐκόλασεν.

Οἷς χρὴ παραδείγμασι χρωμένους [1] ὀρέγεσθαι τῆς καλοκἀγαθίας· καὶ μὴ μόνον τοῖς ὑφ᾽ ἡμῶν εἰρημένοις ἐμμένειν, ἀλλὰ καὶ τῶν ποιητῶν τὰ βέλτιστα μανθάνειν, καὶ τῶν ἄλλων σοφιστῶν, εἴ τι χρήσιμον εἰρήκασιν, ἀναγιγνώσκειν. Ὥσπερ γὰρ τὴν μέλιτταν ὁρῶμεν ἐφ᾽ ἅπαντα μὲν τὰ βλαστήματα καθιζάνουσαν, ἀφ᾽ ἑκάστου δὲ τὰ χρήσιμα λαμβάνουσαν· οὕτω χρὴ καὶ τοὺς παιδείας ὀρεγομένους μηδενὸς μὲν ἀπείρως ἔχειν, πανταχόθεν δὲ τὰ χρήσιμα συλλέγειν. Μόλις γὰρ ἄν τις ἐκ ταύτης τῆς ἐπιμελείας [2] τὰς τῆς φύσεως ἁμαρτίας ἐπικρατήσειεν.

III.

[1] E DEMOSTHENE.

[AD EDIT. JOAN. JAC. REISKE. LIPS. 1770. 8VO.]

Planè quidem perfectum, et cui nihil admodum desit, DEMOSTHENEM *facile dixeris.* CIC. DE CLARIS ORAT. CAP. IX.

---

[2] *ΔΗΜΟΣΘΕΝΟΥΣ*

ΚΑΤΑ

[3] *ΦΙΛΙΠΠΟΥ Α΄.*

[4] *ΥΠΟΘΕΣΙΣ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ.*

Κακῶς ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον οἱ Ἀθηναῖοι φερόμενοι, συνεληλύθασιν εἰς ἐκκλησίαν ἀθυμοῦντες. Ὁ τοίνυν ῥήτωρ τήν τε ἀθυμίαν πειρᾶται παύειν, λέγων οὐδὲν εἶναι θαυμαστὸν, εἰ ῥαθυμοῦντες κεκράτηνται· [5] καὶ εἰσηγεῖται, πῶς ἂν ἄριστα τῷ πολέμῳ προσενεχθεῖεν. Κελεύει δὴ δύο δυνάμεις παρασκευάσασθαι, μίαν μὲν μείζω, [6] πολιτικὴν, ἥτις οἴκοι μένουσα, πρὸς τὰς τῶν ἐπικαίρων χρείας ἕτοιμος ὑπάρξει· ἑτέραν δὲ ἐλάττονα, ξένων ὄντων τῶν στρατευομένων, [7] παραμεμιγμένων δέ· καὶ ταύτην κελεύει τὴν δύναμιν μὴ Ἀθήνῃσι μένειν, [8] μηδὲ ἐκ τῆς πόλεως ποιεῖσθαι τὰς βοηθείας· [9] ἀλλὰ περὶ τὴν Μακεδονίαν ἀναστρέφεσθαι, πολεμοῦσαν ἀδιαλείπτως, ἵνα μὴ [10] τοὺς ἐτησίας πνέοντας ἐπιτηρήσας ὁ Φίλιππος, ἢ καὶ τὸν χειμῶνα, ἡνίκα Ἀθήνηθεν εἰς Μακεδονίαν πλεῖν οὐ δυνατὸν, ἐπιχειρῇ τοῖς πράγμασι, καὶ παρὰ τὴν ἀπουσίαν τὴν τῶν Ἀθηναίων, ἁπάντων κρατῇ· ἀλλ᾽ ἐγγὺς ἡ πρὸς αὐτὸν ἀντιταξομένη δύναμις ὑπάρχῃ.

[1] *Εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, [2] ἐπισχὼν ἄν,—ἕως [3] οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἂν ἦγον· εἰ δὲ μὴ, [4] τότ᾽ ἂν καὶ αὐτὸς ἐπειρώμην, ἃ γιγνώσκω, λέγειν. [5] Ἐπειδὴ δὲ, περὶ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι, καὶ πρῶτος ἀναστὰς, εἰκότως ἂν συγγνώμης τυγχάνειν· εἰ γὰρ, ἐκ τοῦ παρεληλυθότος χρόνου, τὰ δέοντα οὗτοι [6] συνεβούλευσαν, οὐδὲν ἂν ὑμᾶς νῦν ἔδει βουλεύεσθαι. Πρῶτον μὲν οὖν, οὐκ [7] ἀθυμητέον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παροῦσι πράγμασιν, οὐδ᾽ εἰ πάνυ [8] φαύλως ἔχειν δοκεῖ· ὃ γάρ ἐστι χείριστον αὐτῶν ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο, πρὸς τὰ μέλλοντα, βέλτιστον ὑπάρχει. Τί οὖν ἐστι τοῦτο; ὅτι οὐδὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν δεόντων ποιούντων ὑμῶν, κακῶς τὰ πράγματα ἔχει· ἐπείτοιγε εἰ, πάνθ᾽ ἃ προσῆκε πραττόντων, οὕτως εἶχεν, οὐδ᾽ ἂν ἐλπὶς ἦν αὐτὰ βελτίω γενέσθαι. [9] Ἔπειτα ἐνθυμητέον, καὶ παρ᾽ ἄλλων ἀκούουσι, καὶ τοῖς εἰδόσιν αὐτοῖς ἀναμιμνησκομένοις, ἡλίκην ποτ᾽ ἐχόντων δύναμιν Λακεδαιμονίων, [10] ἐξ οὗ χρόνος οὐ πολὺς, ὡς καλῶς καὶ προσηκόντως οὐδὲν ἀνάξιον ὑμεῖς ἐπράξατε τῆς πόλεως, ἀλλ᾽ ὑπεμείνατε, [11] ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων, τὸν πρὸς ἐκείνους πόλεμον. Τίνος οὖν ἕνεκα ταῦτα λέγω; ἵν᾽ εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεάσησθε, ὅτι οὐδὲν οὔτε φυλαττομένοις ὑμῖν ἐστι φοβερὸν, οὔτ᾽, ἂν ὀλιγωρῆτε, τοιοῦτον, οἷον ἂν ὑμεῖς βούλησθε· παραδείγμασι χρώμενοι,—τῇ τότε ῥώμῃ τῶν Λακεδαιμονίων, [12] ἧς ἐκρατεῖτε ἐκ τοῦ προσέχειν τοῖς πράγμασι τὸν νοῦν,—[13] καὶ τῇ νῦν ὕβρει τούτου, δι᾽ ἣν ταραττόμεθα, ἐκ τοῦ μηδὲν φροντίζειν, ὧν ἐχρῆν. Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι, σκοπῶν τό τε πλῆθος τῆς νῦν ὑπαρχούσης αὐτῷ δυνάμεως, [14] καὶ τὸ*

—τὰ χωρία ταῦτα πάντα ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν οἴεται. λογισάσθω μέντοι τοῦθ', ὅτι εἴχομέν ποτε ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Πύδναν, καὶ Ποτίδαιαν, καὶ Μεθώνην, καὶ πάντα τὸν τόπον τοῦτον [1] οἰκεῖον—κύκλῳ· καὶ πολλὰ τῶν μετ' ἐκείνου νῦν ὄντων ἐθνῶν αὐτονομούμενα καὶ ἐλεύθερα ὑπῆρχε· καὶ μᾶλλον ἡμῖν ἐβούλετ' ἔχειν οἰκείως, ἢ ἐκείνῳ. Εἰ τοίνυν ὁ Φίλιππος τότε ταύτην ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν Ἀθηναίοις ἐστὶν, ἔχουσι τοιαῦτα ἐπιτειχίσματα τῆς αὐτοῦ χώρας, ἔρημον ὄντα συμμάχων, οὐδὲν ἂν, ὧν νυνὶ πεποίηκεν, ἔπραξεν· οὐδὲ τοσαύτην ἐκτήσατ' ἂν δύναμιν. ἀλλ' οἶδεν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο καλῶς ἐκεῖνος, ὅτι ταῦτα μέν ἐστιν ἅπαντα τὰ χωρία ἆθλα τοῦ πολέμου κείμενα ἐν μέσῳ· φύσει δ' ὑπάρχει τοῖς παροῦσι τὰ τῶν ἀπόντων, καὶ τοῖς ἐθέλουσι πονεῖν καὶ κινδυνεύειν τὰ τῶν ἀμελούντων.—Καὶ γάρ τοι, ταύτῃ χρησάμενος τῇ γνώμῃ, πάντα [2] κατέστραπται καὶ ἔχει, τὰ μὲν, ὡς ἂν ἑλών τις ἔχοι πολέμου νόμῳ· τὰ δὲ, σύμμαχα καὶ φίλα ποιησάμενος. καὶ γὰρ συμμαχεῖν καὶ προσέχειν τὸν νοῦν τούτοις ἐθέλουσιν ἅπαντες, οὓς ἂν ὁρῶσι παρεσκευασμένους καὶ πράττειν ἐθέλοντας ἃ χρή. Ἂν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, [3] καὶ ὑμεῖς ἐπὶ τῆς τοιαύτης ἐθελήσητε γενέσθαι γνώμης νῦν, ἐπειδήπερ οὐ πρότερον· καὶ ἕκαστος ὑμῶν, οὗ δεῖ καὶ δύναιτ' ἂν χρήσιμον τῇ πόλει παρασχεῖν αὑτὸν, πᾶσαν ἀφεὶς τὴν εἰρωνείαν, ἕτοιμος πράττειν ὑπάρξῃ·—ὁ μὲν χρήματ' ἔχων, εἰσφέρειν· ὁ δ' ἐν ἡλικίᾳ, στρατεύεσθαι· [4] συνελόντι δ' [ἁπλῶς] εἰπεῖν, [5] ἢν ὑμῶν αὐτῶν ἐθελήσητε γενέσθαι· καὶ παύσησθε αὐτὸς μὲν οὐδὲν ἕκαστος ποιήσειν ἐλπίζων, τὸν δὲ πλησίον πάνθ' ὑπὲρ αὐτοῦ πράξειν·—καὶ τὰ ὑμέτερ' αὐτῶν κομιεῖσθε, ἂν θεὸς ἐθέλῃ, καὶ [6] τὰ κατεῤῥαθυμημένα πάλιν ἀναλήψεσθε, κἀκεῖνον τιμωρήσεσθε. Μὴ γὰρ ὡς θεῷ νομίζετ' ἐκείνῳ τὰ παρόντα

πεπηγέναι πράγματα ἀθάνατα· ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον, καὶ δέδιεν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φθονεῖ, καὶ τῶν πάνυ νῦν δοκούντων οἰκείως ἔχειν αὐτῷ· καὶ ἅπανθ᾽, ὅσα περ καὶ ἐν ἄλλοις τισὶν ἀνθρώποις [1] ἔνι,—ταῦτα κἀν τοῖς μετ᾽ ἐκείνου χρὴ νομίζειν ἐνεῖναι. [2] Κατέπτηχε μέντοι ταῦτα πάντα νῦν, οὐκ ἔχοντ᾽ ἀποστροφὴν, διὰ τὴν ὑμετέραν βραδύτητα καὶ ῥᾳθυμίαν· ἣν ἀποθέσθαι φημὶ δεῖν ἤδη. Ὁρᾶτε γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμα· [3] οἷ προελήλυθεν ἀσελγείας—ἄνθρωπος,—ὃς οὐδ᾽ αἵρεσιν ὑμῖν δίδωσι τοῦ πράττειν, ἢ ἄγειν ἡσυχίαν, ἀλλ᾽ ἀπειλεῖ, καὶ λόγους ὑπερηφάνους, ὥς φασι, λέγει· [4] καὶ οὐχ οἷός τε ἐστὶν, ἔχων ἃ κατέστραπται, μένειν ἐπὶ τούτων· ἀλλ᾽ αἰεί τι προσπεριβάλλεται, καὶ κύκλῳ πανταχῇ μέλλοντας ἡμᾶς καὶ καθημένους [5] περιστοιχίζεται. Πότ᾽ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πότε ἃ χρὴ πράξετε; ἐπειδὰν τί γένηται; ἐπειδὰν, νὴ Δία, ἀνάγκη τίς ᾖ; Νῦν δὲ τί χρὴ τὰ γιγνόμενα ἡγεῖσθαι; [6] ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι. Η βούλεσθε, εἰπέ μοι, [7] περιϊόντες αὐτοῦ πυνθάνεσθαι κατὰ τὴν ἀγοράν—Λέγεταί τι καινόν; [8] Γένοιτο γὰρ ἄν τι καινότερον, ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν, καὶ τὰ τῶν Ἑλλήνων διοικῶν; Τέθνηκε Φίλιππος; Οὐ μὰ Δί᾽. Ἀλλ᾽ ἀσθενεῖ; Τί δ᾽ ὑμῖν διαφέρει; καὶ γὰρ, ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄν περ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν. Οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται, ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν. Καίτοι καὶ τούτων εἴ τι πάθοι, καὶ τὰ τῆς τύχης ἡμῖν ὑπάρξῃ, (ἢ γὰρ αἰεὶ βέλτιον, ἢ ἡμεῖς ἡμῶν αὐτῶν, ἐπιμελουμένη, καὶ τοῦτ᾽ ἂν ἐξεργάσαιτο,) ἴσθ᾽ ὅτι, πλησίον μὲν ὄντες, ἅπασιν ἂν τοῖς πράγμασι τεταραγμένοις ἐπιστάντες, [9] ὅπως βούλεσθε, διοικήσαισθε. [10] ὡς δὲ νῦν ἔχετε, οὐδὲ διδόντων ὑμῖν τῶν καιρῶν Ἀμφί-

πολιν, δέξασθαι δύναισθ᾿ ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς, καὶ ταῖς γνώμαις. [1] Ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα ποιεῖν ἐθέλοντας ὑπάρχειν ἅπαντας ἑτοίμως, ὡς ἐγνωκότων ὑμῶν καὶ πεπεισμένων, παύομαι λέγων. Τὸν δὲ τρόπον τῆς παρασκευῆς, [2] ἣν ἀπαλλάξαι ἂν τῶν τοιούτων πραγμάτων ὑμᾶς ἡγοῦμαι, καὶ τὸ πλῆθος ὅσον, καὶ πόρους οὕς τινας χρημάτων, καὶ τἄλλα ὡς ἄν μοι βέλτιστα καὶ τάχιστα δοκῇ παρασκευασθῆναι, καὶ δὴ πειράσομαι λέγειν· δεηθεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοσοῦτον· ἐπειδὰν ἅπαντα ἀκούσητε, κρίνατε, καὶ μὴ πρότερον προλαμβάνετε· μηδ᾿ ἂν ἐξ ἀρχῆς δοκῶ τινι καινὴν παρασκευὴν λέγειν, ἀναβάλλεσθαί με τὰ πράγματα ἡγείσθω. [3] οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες, μάλιστα εἰς δέον λέγουσιν· οὐ γὰρ ἂν τά γε ἤδη γεγενημένα τῇ νυνὶ βοηθείᾳ κωλύσαι δυνηθείημεν· [4] ἀλλ᾿ ὃς ἂν δείξῃ, τίς πορισθεῖσα παρασκευή, καὶ πόση, καὶ πόθεν διαμεῖναι δυνήσεται, [5] τέως ἂν ἢ διαλυσώμεθα, πεισθέντες, τὸν πόλεμον, ἢ περιγενώμεθα τῶν ἐχθρῶν. Οὕτω γὰρ [6] οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.

[1] ΔΗΜΟΣΘΕΝΟΥΣ

ΟΛΥΝΘΙΑΚΟΣ Α.

ΥΠΟΘΕΣΙΣ.

[2] Προσήκαντο μὲν τὴν πρεσβείαν τῶν Ὀλυνθίων οἱ Ἀθηναῖοι, καὶ βοηθεῖν αὐτοῖς κεκρίκασι· μέλλουσι δὲ περὶ τὴν ἔξοδον, [3] καὶ δεδιόσιν ὡς δυσπολεμήτου ὄντος τοῦ Φιλίππου, παρελθὼν ὁ Δημοσθένης, πειρᾶται θαρσύνειν τὸν δῆμον, ἐπιδεικνὺς ὡς ἀσθενῆ τὰ τοῦ Μακεδόνος πράγματα· καὶ γὰρ τοῖς συμμάχοις ὕποπτον αὐτὸν εἶναι φησι, καὶ κατὰ τὴν ἰδίαν δύναμιν οὐκ ἰσχυρόν· τοὺς γὰρ Μακεδόνας [4] ἀσθενεῖς εἶναι καθ' ἑαυτούς.

[5] ΕΠΙ πολλῶν μὲν ἂν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι, τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει· οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι. [6] τὸ γὰρ τοὺς πολεμήσοντας Φιλίππῳ γεγενῆσθαι, καὶ χώραν ὅμορον καὶ δύναμίν τινα κεκτημένους, καὶ, τὸ μέγιστον ἁπάντων, τὴν ὑπὲρ τοῦ πολέμου γνώμην τοιαύτην ἔχοντας, ὥστε τὰς πρὸς ἐκεῖνον διαλλαγὰς, πρῶτον μὲν ἀπίστους, εἶτα τῆς ἑαυτῶν πατρίδος νομίζειν ἀνάστασιν εἶναι,—δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ. [7] Δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ' ἤδη σκοπεῖν αὐτοὺς, ὅπως μὴ [8] χείρους περὶ ἡμᾶς αὐτοὺς εἶναι δόξωμεν τῶν ὑπαρχόντων· [9] ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων, μὴ μόνον πόλεων καὶ τόπων, ὧν ἦμέν ποτε κύριοι, [10] φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων τε καὶ καιρῶν. [11] Τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι, καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς, οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι. διὰ τί;—ὅτι μοι δοκεῖ πάνθ', ὅσ' ἂν εἴποι τις ὑπὲρ τούτων, ἐκείνῳ μὲν ἔχειν

φιλοτιμίαν τινά, ἡμῖν δ' οὐχὶ καλῶς πεπρᾶχθαι. ὁ μὲν γάρ, ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν αὑτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δέ, ὅσῳ χεῖρον, ἢ προσῆκε, κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα [1] αἰσχύνην ὠφλήκατε. Ταῦτα μὲν οὖν παραλείψω· καὶ γάρ, εἰ μετ' ἀληθείας τις, ὦ ἄνδρες Ἀθηναῖοι, σκοποῖτο, ἐνθένδ' ἂν αὐτὸν ἴδοι μέγαν γεγενημένον, οὐχὶ παρ' αὑτοῦ. [2] Ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὑτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν. [3] ἃ δὲ καὶ χωρὶς τούτων ἔνι, καὶ βέλτιόν ἐστιν ἀκηκοέναι πάντας ὑμᾶς, καὶ μεγάλα, ὦ ἄνδρες Ἀθηναῖοι, κατ' ἐκείνου φαίνοιτ' ἂν ὀνείδη, βουλομένοις ὀρθῶς δοκιμάζειν, ταῦτ' εἰπεῖν πειράσομαι. Τὸ μὲν οὖν ἐπίορκον καὶ ἄπιστον καλεῖν, ἄνευ τοῦ τὰ πεπραγμένα δεικνύναι, λοιδορίαν εἶναί τις ἂν φήσειε κενήν· δικαίως. [4] Τὸ δὲ καθ', ὅσα πώποτ' ἔπραξε, διεξιόντα, ἐφ' ἅπασι τούτοις ἐλέγχειν,—καὶ βραχέος λόγου συμβαίνει δεῖσθαι, καὶ δυοῖν ἕνεκα ἡγοῦμαι συμφέρειν εἰρῆσθαι·—[5] τοῦ τ' ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι· [6] καὶ τοῦ τοὺς ὑπερεκπεπληγμένους, ὡς ἄμαχόν τινα, τὸν Φίλιππον, ἰδεῖν, ὅτι πάντα διεξελήλυθεν, οἷς πρότερον παρακρουόμενος, μέγας νῦν ηὐξήθη, καὶ πρὸς αὐτὴν ἥκει τὴν τελευτὴν τὰ πράγματ' αὐτῷ. Ἐγὼ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρ' ἂν ἡγούμην καὶ αὐτὸς φοβερὸν εἶναι καὶ θαυμαστὸν τὸν Φίλιππον, εἰ τὰ δίκαια πράττοντα ἑώρων αὐτὸν ηὐξημένον. Νῦν δὲ θεωρῶν καὶ σκοπῶν [7] εὑρίσκω, τὴν μὲν ἡμετέραν εὐήθειαν τοκαταρχάς, ὅτε Ὀλυνθίους ἀπήλαυνόν τινες ἐνθένδε βουλομένους ἡμῖν διαλεχθῆναι, τῷ τὴν Ἀμφίπολιν φάσκειν παραδώσειν, καὶ τῷ τὸ θρυλλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο κατασκευάσαι, τούτῳ προσαγόμενον· τὴν δ' Ὀλυνθίων φιλίαν μετὰ ταῦτα, τῷ Ποτίδαιαν οὖσαν

ὑμετέραν ἐξελεῖν, καὶ τοὺς μὲν πρότερον συμμάχους ἡμᾶς ἀδικῆσαι, παραδοῦναι δὲ ἐκείνοις· Θετταλοὺς δὲ νῦν [1] τὰ τελευταῖα, τῷ Μαγνησίαν παραδώσειν ὑποσχέσθαι, καὶ τὸν Φωκικὸν [2] πόλεμον ὑπὲρ αὐτῶν πολεμήσειν ἀναδέξασθαι. Ὅλως δὲ οὐδείς ἐστιν, ὅντιν᾽ οὐ πεφενάκικεν ἐκεῖνος τῶν αὐτῷ χρησαμένων· τὴν γὰρ ἑκάστων ἄνοιαν αἰεὶ τῶν ἀγνοούντων αὐτὸν ἐξαπατῶν, καὶ προσλαμβάνων, οὕτως ηὐξήθη. Ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καὶ καθαιρεθῆναι πάλιν, ἐπειδὴ πάνθ᾽ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται. Καιροῦ μὲν δή, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοῦτο παρέστη Φιλίππῳ τὰ πράγματα· ἢ παρελθών τις, ἐμοί,—μᾶλλον δὲ ὑμῖν, δειξάτω, ἢ ὡς οὐκ ἀληθῆ ταῦτ᾽ ἐγὼ λέγω· ἢ ὡς οἱ τὰ πρῶτα ἐξηπατημένοι τὰ λοιπὰ πιστεύσουσιν αὐτῷ· ἢ ὡς οἱ παρὰ τὴν αὐτῶν ἀξίαν δεδουλωμένοι Θετταλοὶ νῦν οὐκ ἂν ἐλεύθεροι γένοιντο ἄσμενοι. Καὶ μήν, εἴ τις ὑμῶν ταῦτα μὲν οὕτως ἔχειν ἡγεῖται, οἴεται δὲ [3] βίᾳ καθέξειν αὐτὸν τὰ πράγματα, τῷ τὰ χωρία, καὶ λιμένας, καὶ τὰ τοιαῦτα προειληφέναι, οὐκ ὀρθῶς οἴεται. Ὅταν μὲν γὰρ ὑπ᾽ εὐνοίας τὰ πράγματα συστῇ, καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τοῦ πολέμου,—καὶ συμπονεῖν, καὶ φέρειν τὰς συμφοράς, καὶ μένειν ἐθέλουσιν οἱ ἄνθρωποι. Ὅταν δ᾽ ἐκ πλεονεξίας καὶ πονηρίας τις, ὥσπερ οὗτος, ἰσχύσῃ, ἡ πρώτη πρόφασις καὶ μικρὸν πταῖσμα ἅπαντα [4] ἀνεχαίτισε καὶ διέλυσεν. Οὐ γάρ ἐστιν,—οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦντα, καὶ ἐπιορκοῦντα, καὶ ψευδόμενον, δύναμιν βεβαίαν κτήσασθαι. ἀλλὰ τὰ τοιαῦτα, [5] εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει· καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, [6] ἂν τύχῃ· [7] τῷ χρόνῳ δὲ φωρᾶται, καὶ [8] περὶ αὐτὰ καταῤῥεῖ. Ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων, τὰ

κάτωθεν ἰσχυρότατα εἶναι δεῖ· οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει. Τοῦτο δὲ οὐκ ἔνι νῦν ἐν τοῖς πεπραγμένοις Φιλίππῳ. Φημὶ δὴ δεῖν ὑμᾶς ἅμα τοῖς μὲν Ολυνθίοις βοηθεῖν, καὶ ὅπως τις λέγει κάλλιστα καὶ τάχιστα, [1] οὕτως ἀρέσκει μοι· πρὸς δὲ Θετταλοὺς πρεσβείαν πέμπειν, ἣ τοὺς μὲν διδάξει ταῦτα, τοὺς δὲ παροξυνεῖ· καὶ γὰρ νῦν εἰσιν ἐψηφισμένοι Παγασὰς ἀπαιτεῖν, καὶ περὶ Μαγνησίας λόγους ποιεῖσθαι. Σκοπεῖσθε μέντοι τοῦτο, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ λόγους ἐροῦσι μόνον [οἱ παρ' ἡμῶν πρέσβεις,] ἀλλὰ καὶ ἔργον τι δεικνύειν ἕξουσιν, [2] ἐξεληλυθότων ἡμῶν ἀξίως τῆς πόλεως, καὶ ὄντων ἐπὶ τοῖς πράγμασιν· ὡς ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ πράγματα, μάταιόν τι φαίνεται καὶ κενὸν, μάλιστα δὲ ὁ παρὰ τῆς ἡμετέρας πόλεως· ὅσῳ γὰρ ἑτοιμότατ' αὐτῷ δοκοῦμεν χρῆσθαι, τοσούτῳ μᾶλλον ἀπιστοῦσι πάντες αὐτῷ. Πολλὴν δὴ τὴν μετάστασιν καὶ μεγάλην δεικτέον τὴν μεταβολὴν, εἰσφέροντας, ἐξιόντας, ἅπαντα ποιοῦντας ἑτοίμως, εἴπερ τις ὑμῖν προσέξει τὸν νοῦν. Κἂν ταῦτα ἐθελήσητε, ὡς προσήκει καὶ δεῖ, περαίνειν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ ἀσθενῶς καὶ ἀπίστως ἔχοντα φανήσεται Φιλίππῳ, ἀλλὰ καὶ τὰ τῆς οἰκείας ἀρχῆς καὶ δυνάμεως κακῶς ἔχοντα ἐξελεγχθήσεται. Ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις καὶ ἀρχὴ ἐν μὲν προσθήκης μέρει ἐστί τις οὐ σμικρὰ, οἷον ὑπῆρξέ ποθ' ὑμῖν ἐπὶ Τιμοθέου πρὸς Ὀλυνθίους· πάλιν αὖ, πρὸς Ποτίδαιαν Ὀλυνθίοις ἐφάνη τι [3] τοῦτο συναμφότερον· νυνὶ δὲ Θετταλοῖς νοσοῦσι, καὶ στασιάζουσι, καὶ τεταραγμένοις, [4] ἐπὶ τὴν τυραννικὴν οἰκίαν ἐβοήθησε· καὶ ὅποι τις ἂν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν, πάντ' ὠφελεῖ. Αὐτὴ δὲ καθ' αὑτὴν ἀσθενὴς καὶ πολλῶν κακῶν ἐστι μεστή· καὶ γὰρ οὗτος ἅπασι τούτοις, οἷς ἄν τις μέγαν αὐτὸν ἡγήσαιτο, τοῖς πολέμοις καὶ ταῖς

στρατείαις, ἔτ' ἐπισφαλεστέραν αὐτήν, ἢ ὑπῆρχε φύσει, κατεσκεύακεν ἑαυτῷ. Μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς Φίλιππόν τε χαίρειν, καὶ τοὺς ἀρχομένους. ἀλλ' ὁ μὲν δόξης ἐπιθυμεῖ, καὶ [1] τοῦτο ἐζήλωκε καὶ προῄρηται, πράττων καὶ κινδυνεύων, ἂν συμβῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦτα, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων βασιλεὺς, δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος. τοῖς δὲ τῆς μὲν φιλοτιμίας τῆς ἀπὸ τούτων οὐ μέτεστι· κοπτόμενοι δὲ αἰεὶ ταῖς στρατείαις ταύταις ταῖς ἄνω τε καὶ κάτω, λυποῦνται, καὶ συνεχῶς ταλαιπωροῦσιν, [2] οὔτ' ἐπὶ τοῖς ἔργοις, οὔτ' ἐπὶ τοῖς αὑτῶν ἰδίοις ἐώμενοι διατρίβειν, [3] οὐθ' ὅσ' ἂν πορίσωσιν οὕτως, ὅπως ἂν δύνωνται, ταῦτ' ἔχοντες διαθέσθαι, κεκλεισμένων τῶν ἐμπορίων τῶν ἐν τῇ χώρᾳ διὰ τὸν πόλεμον. Οἱ μὲν οὖν πολλοὶ Μακεδόνων πῶς ἔχουσι Φιλίππῳ, ἐκ τούτων ἄν τις σκέψαιτο οὐ χαλεπῶς. Οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες ξένοι, καὶ [4] πεζέταιροι, δόξαν μὲν ἔχουσιν, ὡς εἰσὶ θαυμαστοὶ καὶ [5] συγκεκροτημένοι τὰ τοῦ πολέμου· ὡς δ' ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων [6] τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδενῶν εἰσι βελτίους. Εἰ μὲν γάρ τις ἀνήρ ἐστιν ἐν αὐτοῖς [7] οἷος ἔμπειρος πολέμου καὶ ἀγώνων, τούτους μὲν φιλοτιμίᾳ πάντας ἀπωθεῖν αὐτὸν ἔφη, βουλόμενον πάντα αὐτοῦ δοκεῖν εἶναι τὰ ἔργα· πρὸς γὰρ αὖ τοῖς ἄλλοις, καὶ τὴν φιλοτιμίαν τἀνδρὸς ἀνυπέρβλητον εἶναι. Εἰ δέ τις σώφρων, ἢ δίκαιος ἄλλως, τὴν καθ' ἡμέραν ἀκρασίαν τοῦ βίου, καὶ μέθην, καὶ κορδακισμοὺς οὐ δυνάμενος φέρειν, παρεωρᾶσθαι καὶ ἐν οὐδενὸς εἶναι μέρει τὸν τοιοῦτον. Λοιποὺς δὴ περὶ αὐτὸν εἶναι λῃστὰς, καὶ κόλακας, καὶ τοιούτους ἀνθρώπους, οἵους μεθυσθέντας ὀρχεῖσθαι τοιαῦτα, οἷα ἐγὼ νῦν ὀκνῶ πρὸς ὑμᾶς ὀνομάσαι. Δῆλον δ' ὅτι ταῦτ' ἐστὶν ἀληθῆ. Καὶ γὰρ, οὓς ἐνθένδε πάντες ἀπήλαυνον, ὡς

πολὺ τῶν θαυματοποιῶν ἀσελγεστέρους ὄντας, [1] Καλλίαν ἐκεῖνον τὸν δημόσιον, καὶ τοιούτους ἀνθρώπους, μίμους γελοίων, καὶ ποιητὰς αἰσχρῶν ᾀσμάτων, ὧν εἰς τοὺς συνόντας ποιοῦσιν ἕνεκα τοῦ γελασθῆναι, τούτους ἀγαπᾷ, καὶ περὶ αὑτὸν ἔχει. Καίτοι ταῦτα, εἰ καὶ μικρά τις ἡγεῖται, μεγάλα, ὦ ἄνδρες Ἀθηναῖοι, δείγματα τῆς ἐκείνου γνώμης καὶ κακοδαιμονίας ἐστὶ τοῖς εὖ φρονοῦσιν. Ἀλλ', οἶμαι, [2] νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰ τοιαῦτα ὀνείδη· [3] εἰ δέ τι πταίσει, τότ' ἀκριβῶς αὐτοῦ ταῦτα πάντ' ἐξετασθήσεται. Δοκεῖ δ' ἔμοιγε, ὦ ἄνδρες Ἀθηναῖοι, [4] δείξειν οὐκ εἰς μακράν, ἂν οἵ τε θεοὶ θέλωσι, καὶ ὑμεῖς βούλησθε. Ὥσπερ γὰρ ἐν τοῖς σώμασιν ἡμῶν, ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ τις, οὐδὲν ἐπαισθάνεται τῶν καθ' ἕκαστα σαθρῶν· ἐπὰν δὲ ἀῤῥώστημά τι συμβῇ, πάντα κινεῖται, [5] κἂν ῥῆγμα, κἂν στρέμμα, κἂν ἄλλο τι τῶν ὑπαρχόντων σαθρὸν ᾖ· οὕτω καὶ τῶν πόλεων, καὶ τῶν τυράννων, ἕως μὲν ἂν ἔξω πολεμῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν· ἐπειδὰν δὲ ὅμορος πόλεμος συμπλακῇ, πάντα ἐποίησεν ἔκδηλα. Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν, ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον, ἡ τύχη παρὰ πάντ' ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. [6] Οὐ μὴν ἀλλ' ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην, ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου. Πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ἡμῖν ἐνούσας, ἢ ἐκείνῳ. ἀλλ', οἶμαι, καθήμεθα, οὐδὲν ποιοῦντες· [7] οὐκ ἔνι δ' αὐτὸν ἀργοῦντα οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μήτι γε δὴ τοῖς θεοῖς. Οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρα-

τευόμενος καὶ πονῶν ἐκεῖνος αὐτὸς, καὶ παρὼν ἐφ' ἅπασι, καὶ μηδένα καιρὸν, μηδ' ὥραν παραλείπων, [1] ἡμῶν μελλόντων, καὶ ψηφιζομένων, καὶ πυνθανομένων περιγίνεται· οὐδὲ θαυμάζω τοῦτ' ἐγώ· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστὸν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς πολεμοῦσι προσήκει, τοῦ πάντα ποιοῦντος, ἃ δεῖ, περιῆμεν. *Ἀλλ'* ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις μέν ποτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πολλὰ ἰδίᾳ πλεονεκτῆσαι πολλάκις [2] ὑμῖν ἐξὸν, οὐκ ἠθελήσατε· ἀλλ', ἵν' οἱ ἄλλοι τύχωσι τῶν δικαίων, [3] τὰ ὑμέτερ' αὐτῶν ἀνηλίσκετε εἰσφέροντες, καὶ προεκινδυνεύετε στρατευόμενοι· νυνὶ δ' ὀκνεῖτε ἐξιέναι, καὶ μέλλετε εἰσφέρειν, ὑπὲρ τῶν ὑμετέρων αὐτῶν κτημάτων· καὶ τοὺς μὲν ἄλλους σεσώκατε πολλάκις πάντας, [4] καὶ καθ' ἕνα αὐτῶν ἕκαστον ἐν μέρει· τὰ δ' ὑμέτερ' αὐτῶν ἀπολωλεκότες κάθησθε· ταῦτα θαυμάζω· καὶ ἔτι πρὸς τούτοις, εἰ μηδὲ εἷς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δύναται λογίσασθαι, πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων ὑμῶν, ἅπας ὁ χρόνος διελήλυθεν οὗτος. ἴστε γὰρ δήπου τοῦθ', ὅτι μελλόντων ὑμῶν, ἑτέρους τινὰς ἐλπιζόντων πράξειν, αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν ταὐτὰ, ἅπερ καὶ νυνὶ, ποιούντων, [5] ὁ χρόνος ἅπας διελήλυθεν. [6] Εἶθ' οὕτως ἀγνωμόνως ἔχετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε, δι' ὧν ἐκ χρηστῶν φαῦλα τὰ πράγματα γέγονε τῆς πόλεως, διὰ τῶν αὐτῶν τούτων ἐλπίζετε πράξεων ἐκ φαύλων αὐτὰ χρηστὰ γενήσεσθαι; [7] ἀλλ' οὔτ' εὔλογον, οὔτ' ἔχον ἐστὶ φύσιν τοῦτό γε· [8] πολὺ γὰρ ῥᾷον ἔχοντας φυλάττειν, ἢ κτήσασθαι, πάντα πέφυκε. *Νυνὶ* δὲ, ὅ τι μὲν φυλάξομεν, οὐδέν ἐστιν ὑπὸ τοῦ πολέμου λοιπὸν τῶν πρότερον· κτήσασθαι δὲ δεῖ. [9] Αὐτῶν οὖν ὑμῶν ἔργον τοῦτ' ἤδη. Φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα, αὐτοὺς ἐξιέναι προθύμως, μηδέν' αἰτιᾶσθαι, πρὶν ἂν [10] τῶν

πραγμάτων κρατήσητε· τηνικαῦτα δὲ ἀπ' αὐτῶν τῶν ἔργων κρίναντας, τοὺς μὲν ἀξίους ἐπαίνου τιμᾶν, τοὺς δ' ἀδικοῦντας κολάζειν· [1] τὰς προφάσεις δ' ἀφελεῖν, καὶ τὰ καθ' ὑμᾶς ἐλλείμματα. οὐ γάρ ἐστι πικρῶς ἐξετάσαι, τί πέπρακται τοῖς ἄλλοις, ἂν μὴ παρ' ἡμῶν αὐτῶν πρῶτον ὑπάρξῃ τὰ δέοντα. Τίνος γὰρ ἕνεκα, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζετε, τοῦτον μὲν φεύγειν τὸν πόλεμον πάντας, ὅσους ἂν ἐκπέμψητε, στρατηγοὺς, ἰδίους δ' εὑρίσκειν πολέμους; (εἰ δεῖ τι τῶν ὄντων καὶ περὶ τῶν στρατηγῶν εἰπεῖν.) ὅτι ἐνταῦθα μὲν, ἔστι τὰ ἆθλα, ὑπὲρ ὧν ἐστιν ὁ πόλεμος, ὑμέτερα· Ἀμφίπολις κἂν ληφθῇ, παραχρῆμα αὐτὴν ὑμεῖς κομιεῖσθε· [2] οἱ δὲ κίνδυνοι τῶν ἐφεστηκότων ἴδιοι· μισθὸς δ' οὐκ ἔστιν· [3] ἐκεῖ δὲ, κίνδυνοι μὲν ἐλάττους, τὰ δὲ λήμματα τῶν ἐφεστηκότων καὶ τῶν στρατιωτῶν,— Λάμψακος, Σίγειον, τὰ πλοῖα, ἃ συλῶσιν. Ἐπὶ ὃν τὸ λυσιτελοῦν αὐτοῖς ἕκαστοι χωροῦσιν· ὑμεῖς δὲ, ὅταν μὲν εἰς τὰ πράγματα ἀποβλέψητε φαύλως ἔχοντα, τοὺς ἐφεστηκότας κρίνετε· ὅταν δὲ, [4] δόντες λόγον, τὰς ἀνάγκας ἀκούσητε ταύτας, ἀφίετε. Περίεστι τοίνυν ἡμῖν ἀλλήλοις ἐρίζειν, καὶ διεστάναι, τοῖς μὲν ταῦτα πεπεισμένοις, τοῖς δὲ ταῦτα· τὰ κοινὰ δ' ἔχειν φαύλως. Πρότερον μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, [5] εἰσεφέρετε κατὰ συμμορίας· νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας· ῥήτωρ ἡγεμὼν ἑκατέρων, καὶ στρατηγὸς ὑπὸ τούτῳ, καὶ οἱ βοηθησόμενοι οἱ τριακόσιοι· οἱ δ' ἄλλοι προσνενέμησθε, [6] οἱ μὲν ὡς τούτους, οἱ δὲ ὡς ἐκείνους. [7] Δεῖ δὴ ταῦτα ἐπανέντας, καὶ ὑμῶν αὐτῶν ἔτι καὶ νῦν γενομένους, κοινὸν καὶ τὸ λέγειν, καὶ τὸ βουλεύεσθαι, καὶ τὸ πράττειν ποιῆσαι. [8] Εἰ δὲ, τοῖς μὲν, ὥσπερ ἐκ τυραννίδος, ὑμῶν, ἐπιτάττειν ἀποδώσετε· τοῖς δὲ, ἀναγκάζεσθαι τριηραρχεῖν, εἰσφέρειν, στρατεύεσθαι· τοῖς δὲ, ψηφίζεσθαι κατὰ τούτων μόνον, ἄλλο δὲ μηδοτιοῦν συμπονεῖν· οὐχὶ γενήσεται τῶν δεόντων ὑμῖν οὐδὲν ἐν

καιρῷ· τὸ γὰρ ἠδικημένον αἰεὶ μέρος ἐλλείψει· εἶθ᾽ ὑμῖν τούτους κολάζειν ἀντὶ τῶν ἐχθρῶν περιέσται. Λέγω δὴ κεφάλαιον, πάντας εἰσφέρειν, ἀφ᾽ ὧν ἕκαστος ἔχει, τὸ ἴσον· πάντας ἐξιέναι κατὰ μέρος, ἕως ἂν ἅπαντες στρατεύσησθε· πᾶσι τοῖς παριοῦσι λόγον διδόναι, καὶ τὰ βέλτιστα, ὧν b
ἂν ἀκούσητε, αἱρεῖσθαι, [1] *μὴ ἃ ἂν ὁ δεῖνα, ἢ ὁ δεῖνα εἴπῃ. Κἂν ταῦτα ποιῆτε, οὐ τὸν εἰπόντα μόνον παραχρῆμα ἐπαινέσεσθε, ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς ὕστερον, πολλῷ βέλτιον τῶν ὅλων πραγμάτων ὑμῖν ἐχόντων.*

[1] ΔΗΜΟΣΘΕΝΟΥΣ
ΟΛΥΝΘΙΑΚΟΣ Β΄.

ΥΠΟΘΕΣΙΣ.

Ἐπεμψαν βοήθειαν τοῖς Ὀλυνθίοις οἱ Ἀθηναῖοι· καί τι κατορθοῦν ἔδοξαν δι' αὐτῆς· καὶ ταῦτα αὐτοῖς ἀπηγγέλλετο. Ὁ δὲ δῆμος περιχαρὴς, οἵ τε ῥήτορες παρακαλοῦντες ἐπὶ τιμωρίαν Φιλίππου. Ὁ δὲ Δημοσθένης δεδοικὼς, μὴ θαρσήσαντες, ὡς τὰ πάντα νενικηκότες, καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυνθίοις, τῶν λοιπῶν ὀλιγωρήσωσι, διὰ τοῦτο παρελθὼν, ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν σώφρονα τὴν γνώμην μεθίστησι, λέγων οὐ περὶ τῆς Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῆς τῶν συμμάχων σωτηρίας. [2] οἶδε γὰρ, ὅτι καὶ Ἀθηναῖοι, καὶ ἄλλοι πού τινες, τοῦ μὲν μὴ τὰ οἰκεῖα προέσθαι ποιοῦνται φροντίδα· περὶ δὲ τοῦ τιμωρήσασθαι τοὺς ἐναντίους ἧττον σπουδάζουσιν. Ἐν δὲ τούτῳ τῷ λόγῳ καὶ [3] τῆς περὶ τῶν θεωρικῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται, καὶ ἀξιοῖ λυθῆναι τοὺς νόμους τοὺς ἐπιτιθέντας ζημίαν τοῖς γράψασιν αὐτὰ γενέσθαι στρατιωτικὰ, [4] ἵνα ἄδεια ᾖ τοῦ συμβουλεύειν τὰ βέλτιστα. Παραινεῖ δὲ καὶ ὅλως πρὸς τὸν τῶν προγόνων ζῆλον ἀναστῆναι, [5] καὶ στρατεύεσθαι σώμασιν οἰκείοις· καὶ ἐπιτιμήσει πολλῇ κέχρηται κατὰ τοῦ δήμου τέως ἐκλελυμένου, καὶ τῶν δημαγωγῶν, ὡς οὐκ ὀρθῶς προϊσταμένων τῆς πόλεως.

[6] ΟΥΧΙ ταὐτὰ παρίσταταί μοι γινώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τε εἰς τὰ πράγματα ἀποβλέψω, καὶ ὅταν πρὸς τοὺς λόγους, οὓς ἀκούω. Τοὺς μὲν γὰρ λόγους περὶ τοῦ τιμωρήσασθαι Φίλιππον ὁρῶ γινομένους· τὰ δὲ πράγματα εἰς τοῦτο προήκοντα, ὥστε, ὅπως μὴ πεισόμεθα αὐτοὶ πρότερον κακῶς, σκέψασθαι δέον. [7] Οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν οἱ τὰ τοιαῦτα λέγοντες, ἢ, τὴν ὑπόθεσιν, περὶ ἧς βουλεύεσθε, οὐχὶ τὴν οὖσαν παριστάντες ὑμῖν, ἁμαρτάνειν. Ἐγὼ δ', ὅτι μέν ποτ' ἐξῆν τῇ πόλει, καὶ

τὰ αὑτῆς ἔχειν ἀσφαλῶς, καὶ Φίλιππον τιμωρήσασθαι, καὶ μάλα ἀκριβῶς οἶδα· [1] ἐπ᾽ ἐμοῦ γὰρ, οὐχὶ πάλαι, γέγονε ταῦτα ἀμφότερα. Νῦν μέντοι πέπεισμαι [2] τοῦθ᾽ ἱκανὸν προλαβεῖν εἶναι ἡμῖν τὴν πρώτην, ὅπως τοὺς συμμάχους σώσωμεν. Ἐὰν γὰρ τοῦτο βεβαίως ὑπάρξῃ, [3] τότε καὶ περὶ τοῦ τίνα τρόπον τιμωρήσεταί τις ἐκεῖνον ἐξέσται σκοπεῖν. Πρὶν δὲ τὴν ἀρχὴν ὀρθῶς ὑποθέσθαι, μάταιον ἡγοῦμαι περὶ τῆς τελευτῆς ὁντινοῦν ποιεῖσθαι λόγον. Ὁ μὲν οὖν παρὼν καιρὸς, ὦ ἄνδρες Ἀθηναῖοι, εἴπερ ποτὲ, καὶ νῦν πολλῆς φροντίδος καὶ βουλῆς δεῖται. Ἐγὼ δὲ οὐχ, ὅ τι χρὴ περὶ τῶν παρόντων συμβουλεῦσαι, χαλεπώτατον ἡγοῦμαι, ἀλλ᾽ ἐκεῖν᾽ ἀπορῶ, τίνα χρὴ τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν· πέπεισμαι γὰρ, ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα, τὰ πλείω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι, τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι. Ἀξιῶ δὲ ὑμᾶς, ἂν μετὰ παῤῥησίας ποιῶμαι τοὺς λόγους, ὑπομένειν, τοῦτο θεωροῦντας, εἰ τἀληθῆ λέγω, καὶ διὰ τοῦτο, ἵνα τὰ λοιπὰ βελτίω γένηται. Ὁρᾶτε γὰρ, ὡς [4] ἐκ τοῦ πρὸς χάριν δημηγορεῖν ἐνίους, εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα πράγματα. Ἀναγκαῖον δὲ ὑπολαμβάνω, μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι. Μέμνησθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ᾽ ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ, τρίτον ἢ τέταρτον ἔτος τουτὶ, Ἡραῖον τεῖχος πολιορκῶν· τότε τοίνυν [5] μὴν μὲν ἦν Μαιμακτηριών· πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ᾽ ὑμῖν, ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν, καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντα ἐτῶν αὐτοὺς ἐμβαίνειν, καὶ [6] τάλαντα ἑξήκοντα εἰσφέρειν. Καὶ μετὰ ταῦτα, διελθόντος τοῦ ἐνιαυτοῦ τούτου, [7] Ἑκατομβαιὼν, Μεταγειτνιὼν, Βοηδρομιών· τούτου τοῦ μηνὸς μόγις, [8] μετὰ τὰ Μυστήρια, δέκα ναῦς ἀπεστείλατε ἔχοντα Χαρίδημον

κενὰς, καὶ πέντε τάλαντα ἀργυρίου.—ὡς γὰρ ἠγγέλθη Φίλιππος ἀσθενῶν, ἢ τεθνεώς· ἦλθε γὰρ ἀμφότερα· οὐκέτι καιρὸν οὐδένα τοῦ βοηθεῖν νομίσαντες, ἀφήκατε, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ἀπόστολον. Ἦν δ' οὗτος ὁ καιρὸς αὐτός· εἰ γὰρ τότε ἐκεῖσε ἐβοηθήσαμεν, ὥσπερ ἐψηφισάμεθα, προθύμως, οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ Φίλιππος τότε σωθείς. Τὰ μὲν δὴ τότε πραχθέντα οὐκ ἂν ἄλλως ἔχοι· νῦν δ' ἑτέρου πολέμου καιρὸς ἥκει. Τίς οὗτος;—δι' ὃν καὶ περὶ τούτων ἐμνήσθην, ἵνα μὴ ταὐτὰ πάθητε. Τί δὴ χρησόμεθα, ὦ ἄνδρες Ἀθηναῖοι, τούτῳ; εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει κατὰ τὸ δυνατὸν, [1] θεάσασθε, ὃν τρόπον ὑμεῖς ἐστρατηγηκότες ἔσεσθε πάντα ὑπὲρ Φιλίππου. Ὑπῆρχον Ὀλύνθιοι δύναμίν τινα κεκτημένοι, καὶ διέκειθ' οὕτω τὰ πράγματα· [2] οὔτε Φίλιππος ἐθάῤῥει τούτους, οὔθ' οὗτοι Φίλιππον· [3] ἐπράξαμεν ἡμεῖς κἀκεῖνοι πρὸς ἡμᾶς εἰρήνην· ἦν τοῦτο ὥσπερ ἐμπόδισμά τι τῷ Φιλίππῳ, [4] καὶ δυσχερὲς, [5] πόλιν μεγάλην ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς, διηλλαγμένην πρὸς ἡμᾶς· ἐκπολεμῶσαι δεῖν ᾠόμεθα τοὺς ἀνθρώπους ἐκ παντὸς τρόπου· καὶ ὃ πάντες ἐθρύλλουν τέως, τοῦτο πέπρακται νυνὶ [6] ὅπως δήποτε. Τί οὖν ὑπόλοιπον, ὦ ἄνδρες Ἀθηναῖοι, πλὴν βοηθεῖν ἐῤῥωμένως καὶ προθύμως, ἐγὼ μὲν οὐχ ὁρῶ. χωρὶς γὰρ τῆς περιστάσης ἂν ἡμᾶς αἰσχύνης, εἰ καθυφείμεθά τι τῶν πραγμάτων, οὐδὲ τὸν φόβον, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν ὁρῶ τὸν τῶν μετὰ ταῦτα, ἐχόντων μὲν ὡς ἔχουσι Θηβαίων ἡμῖν, ἀπειρηκότων δὲ χρήμασι Φωκέων· [7] μηδενὸς δ' ἐμποδὼν ὄντος Φιλίππῳ, τὰ παρόντα καταστρεψαμένῳ, πρὸς ταῦτα ἐπικλῖναι τὰ πράγματα. Ἀλλὰ μὴν, εἴ τις ὑμῶν [8] εἰς τοῦτο ἀναβάλλεται ποιήσειν τὰ δέοντα, ἰδεῖν ἐγγύθεν βούλεται τὰ δεινὰ, [9] ἐξὸν ἀκούειν ἄλλοθι γινόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν· ὅτι μὲν γὰρ εἰς τοῦτο περιστήσεται τὰ

πράγματα, ἐὰν τὰ παρόντα προώμεθα, σχεδὸν ἴσμεν ἅπαντες δήπου. Ἀλλ' ὅτι μὲν δὴ δεῖ βοηθεῖν, εἴποι τις ἄν, πάντες ἐγνώκαμεν, καὶ βοηθήσομεν· τὸ δὲ ὅπως, τοῦτο λέγε. Μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, θαυμάσητε, ἂν παράδοξον εἴπω τι τοῖς πολλοῖς. [1] Νομοθέτας καθίστατε· [2] ἐν δὲ τούτοις τοῖς νομοθέταις, μὴ θῆσθε νόμον μηδένα· εἰσὶ γὰρ ὑμῖν ἱκανοί· ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε· λέγω δὲ τοὺς [3] περὶ τῶν θεωρικῶν, σαφῶς οὑτωσί, καὶ τοὺς περὶ τῶν στρατευομένων ἐνίους· ὧν οἱ μὲν τὰ [4] στρατιωτικὰ τοῖς οἴκοι μένουσι διανέμουσι θεωρικά· οἱ δὲ [5] τοὺς ἀτακτοῦντας ἀθῴους καθιστᾶσιν· εἶτα καὶ τοὺς τὰ δέοντα ποιεῖν βουλομένους ἀθυμοτέρους ποιοῦσιν. Ἐπειδὰν δὲ ταῦτα λύσητε, καὶ τὴν τοῦ τὰ βέλτιστα λέγειν ὁδὸν παράσχητε ἀσφαλῆ, τηνικαῦτα τὸν γράψοντα, ἃ πάντες ἴστε ὅτι συμφέρει, ζητεῖτε. Πρὶν δὲ ταῦτα πρᾶξαι, μὴ σκοπεῖτε, τίς, εἰπὼν τὰ βέλτιστα ὑπὲρ ὑμῶν, ὑφ' ὑμῶν ἀπολέσθαι βουλήσεται· οὐ γὰρ εὑρήσετε· ἄλλως τε καὶ τούτου μόνου περιγίγνεσθαι μέλλοντος, τοῦ παθεῖν ἀδίκως τι κακὸν τὸν ταῦτ' εἰπόντα καὶ γράψαντα, μηδὲν δὲ ὠφελῆσαι [6] τὰ πράγματα· ἀλλὰ καὶ εἰς τὸ λοιπὸν μᾶλλον ἔτι, ἢ νῦν, τὸ τὰ βέλτιστα λέγειν φοβερώτερον ποιῆσαι. Καὶ λύειν γε, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς νόμους δεῖ τούτους αὐτοὺς ἀξιοῦν, οἵπερ καὶ τεθείκασιν. Οὐ γάρ ἐστι δίκαιον, τὴν μὲν χάριν, ἣ πᾶσαν ἔβλαψε τὴν πόλιν, [7] τοῖς τότε θεῖσιν ὑπάρχειν· τὴν δ' ἀπέχθειαν, δι' ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστα εἰπόντι ζημίαν γενέσθαι. Πρὶν δὲ ταῦτα εὐτρεπίσαι, μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, μηδένα ἀξιοῦτε τηλικοῦτον εἶναι παρ' ὑμῖν, ὥστε τοὺς νόμους τούτους παραβάντα μὴ δοῦναι δίκην, μηδ' οὕτως ἀνόητον, ὥστε εἰς προὖπτον κακὸν αὐτὸν ἐμβαλεῖν. Οὐ μὴν οὐδ' ἐκεῖνό γ' ὑμᾶς ἀγνοεῖν δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ψή-

φισμα οὐδενὸς ἄξιόν ἐστιν, ἂν μὴ προσγένηται τὸ ποιεῖν ἐθέλειν τά γε δόξαντα προθύμως ὑμᾶς. Εἰ γὰρ αὐτάρκη τὰ ψηφίσματα ἦν, ἢ ὑμᾶς ἀναγκάζειν, ἃ προσήκει, πράττειν, [1] ἤ, περὶ ὧν γράφει, διαπράξασθαι, οὔτ' ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι, μικρὰ, μᾶλλον δ' οὐδὲν, ἐπράττετε τούτων, οὔτε Φίλιππος τοσοῦτον ὑβρίκει χρόνον· πάλαι γὰρ ἄν, ἕνεκά γε ψηφισμάτων, ἐδεδώκει δίκην. Ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει· τὸ γὰρ πράττειν τοῦ λέγειν, καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστι. Τοῦτ' οὖν δεῖ προσεῖναι, τὰ δ' ἄλλα ὑπάρχει· καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρ' ὑμῖν εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα· καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν ὀρθῶς ποιῆτε. Τίνα γὰρ χρόνον, ἢ τίνα καιρὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ παρόντος βελτίω ζητεῖτε; ἢ πότε, ἃ δεῖ, πράξετε, εἰ μὴ νῦν; Οὐχ ἅπαντα μὲν ἡμῶν τὰ χωρία προείληφεν ἄνθρωπος; εἰ δὲ καὶ ταύτης κύριος τῆς χώρας γενήσεται, πάντων αἴσχιστα πεισόμεθα. [2] Οὐχ, οὓς, εἰ πολεμήσαιεν, ἑτοίμως σώσειν ὑπισχνούμεθα, οὗτοι νῦν πολεμοῦνται; Οὐκ ἐχθρός; οὐκ ἔχων τὰ ἡμέτερα; οὐ βάρβαρος; οὐχ—ὅ τι ἂν εἴποι τις; Ἀλλὰ πρὸς θεῶν, [3] ἅπαντα ταῦτα ἐάσαντες, καὶ μονονουχὶ συγκατασκευάσαντες αὐτῷ, τότε τοὺς αἰτίους, οἵτινές εἰσι, τούτων ζητήσομεν; Οὐ γὰρ αὐτοί γ' αἴτιοι φήσομεν εἶναι, σαφῶς οἶδα τοῦτ' ἐγώ· οὐδὲ γὰρ, ἐν τοῖς τοῦ πολέμου κινδύνοις, τῶν φευγόντων οὐδεὶς ἑαυτοῦ κατηγορεῖ· ἀλλὰ καὶ τοῦ στρατηγοῦ, καὶ τῶν πλησίον, καὶ πάντων μᾶλλον. Ἥττηνται δ' ὅμως διὰ πάντας τοὺς φεύγοντας δήπου· μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν ἄλλων· εἰ δὲ τοῦτ' ἐποίει ἕκαστος, ἐνίκων ἄν. Καὶ νῦν, οὐ λέγει τις τὰ βέλτιστα; ἀναστὰς ἄλλος εἰπάτω· μὴ τοῦτον αἰτιάσθω. Ἕτερος λέγει τις βελτίω; ταῦτα ποιεῖτε

[1] ἀγαθῇ τύχῃ. Ἀλλ' οὐχ ἡδέα ταῦτα; οὐκέτι τοῦθ' ὁ λέγων ἀδικεῖ· [2] πλὴν εἰ, δέον εὔξασθαι, παραλείπει· [3] εὔξασθαι μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾴδιον, εἰς ταὐτὸ πάνθ', ὅσα βούλεταί τις, ἀθροίσαντα ἐν ὀλίγῳ· ἑλέσθαι δὲ, ὅταν περὶ πραγμάτων προτεθῇ σκοπεῖν, οὐκέθ' ὁμοίως εὔπορον, ἀλλὰ δεῖ τὰ βέλτιστα ἀντὶ τῶν ἡδέων, ἂν μὴ συναμφότερα ἐξῇ, λαμβάνειν. Εἰ δέ τις ἡμῖν [4] ἔχει καὶ τὰ θεωρικὰ ἐᾷν, καὶ πόρους ἑτέρους λέγειν στρατιωτικοὺς, οὐχ οὗτος κρεῖττον; εἴποι τις ἄν. Φημ' ἔγωγε, εἴπερ ἐστὶν, ὦ ἄνδρες Ἀθηναῖοι. Ἀλλὰ θαυμάζω, [5] εἴ τῳ ποτὲ ἀνθρώπων ἢ γέγονεν, ἢ γενήσεται, ἂν τὰ παρόντα ἀναλώσῃ, πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι, πρὸς ἃ δεῖ. Ἀλλ', οἶμαι, μέγα τοῖς τοιούτοις ὑπάρχει λόγοις ἡ παρ' ἑκάστου βούλησις· διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· ὃ γὰρ βούλεται, τοῦθ' ἕκαστος καὶ οἴεται· τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν. Ὁρᾶτε οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦθ' οὕτως, ὅπως καὶ τὰ πράγματα ἐνδέχεται, καὶ δυνήσεσθε ἐξιέναι, καὶ μισθὸν ἕξετε. Οὔτοι σωφρόνων, οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι, δι' ἔνδειαν χρημάτων, τῶν τοῦ πολέμου, εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν· οὐδ' ἐπὶ μὲν Κορινθίους, καὶ Μεγαρέας, ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι· Φίλιππον δ' ἐᾷν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι, δι' ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις. Καὶ ταῦτ', οὐχ ἵν' ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων, οὐδ' ἀτυχής τις εἰμὶ ἐγὼ, ὥστε ἀπεχθάνεσθαι βούλεσθαι, μηδὲν ὠφελεῖν νομίζων· ἀλλὰ δικαίου πολίτου κρίνω, τὴν τῶν πραγμάτων σωτηρίαν, ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος, αἱρεῖσθαι. Καὶ γὰρ τοὺς [6] ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δ' οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ

τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, [1] τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα. Ἐξ οὗ δ' οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι ῥήτορες, τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι; [2] προπέποται τῆς παραυτίκα ἡδονῆς καὶ χάριτος τὰ τῆς πόλεως πράγματα· καὶ τοιαυτὶ συμβαίνει· καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δ' ὑμέτερα αἰσχρῶς. Καίτοι σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ [3] τις ἂν κεφάλαια εἰπεῖν ἔχοι, τῶν τ' ἐπὶ τῶν προγόνων ἔργων, καὶ τῶν ἐφ' ὑμῶν. Ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν, ἀλλ' οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι. Ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθ' οἱ λέγοντες, οὐδ' ἐφίλουν αὐτοὺς, ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντα ἔτη [4] τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· πλείω δ' ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον· ὑπήκουε δὲ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεὺς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι· πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια αὐτοὶ στρατευόμενοι· μόνοι δὲ ἀνθρώπων κρείττω τὴν [5] ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. Επὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτήν. Θεάσασθε ὁποῖοι, ἔν τε τοῖς κοινοῖς καὶ τοῖς ἰδίοις. Δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι. ἰδίᾳ δ' οὕτω σώφρονες ἦσαν καὶ σφόδρα ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου, καὶ τὴν Μιλτιάδου, καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρα οἶδεν ὑμῶν, ὁποία ποτ' ἐστὶν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. οὐ γὰρ

[1] εἰς περιουσίαν αὐτοῖς ἐπράττετο τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν. Ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δ' ἐν αὐτοῖς ἴσως διοικεῖν, μεγάλην εἰκότως ἐκτήσαντο εὐδαιμονίαν. Τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματα ἐκείνοις χρωμένοις, οἷς εἶπον, προστάταις. Νυνὶ δὲ πῶς ὑμῖν [2] ὑπὸ τῶν χρηστῶν τῶν νῦν τὰ πράγματα ἔχει; [3] ἆρά γε ὁμοίως ἢ καὶ παραπλησίως; Καὶ τὰ μὲν ἄλλα σιωπῶ, πόλλ' ἂν ἔχων εἰπεῖν. [4] Ἀλλ' ὅσης ἅπαντες ὁρᾶτε ἐρημίας ἐπειλημμένοι, καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δ' ἀσχόλων ὄντων, τῶν δ' ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ὑμῖν ἀντιτάξασθαι· [5] ἐξὸν δ' ἡμῖν καὶ τὰ ἡμέτερ' αὐτῶν ἀσφαλῶς ἔχειν, καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν· ἀπεστερήμεθα μὲν χώρας οἰκείας· πλείω δ' ἢ χίλια καὶ πεντακόσια τάλαντα ἀνηλώκαμεν εἰς οὐδὲν δέον· οὓς δ' ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης, ἀπολωλέκασιν οὗτοι· ἐχθρὸν δ' ἐφ' ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν·—ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν, ἢ παρ' ἡμῶν αὐτῶν, Φίλιππος. Ἀλλ', [6] ὦ 'τᾶν, εἰ ταῦτα φαύλως, τά γ' ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. Καὶ τί ἂν εἰπεῖν τις ἔχοι;—[7] Τὰς ἐπάλξεις, ἃς κονιῶμεν; καὶ τὰς ὁδούς, ἃς ἐπισκευάζομεν; καὶ κρήνας; καὶ λήρους;—Ἀποβλέψατε δὴ πρὸς τοὺς τὰ τοιαῦτα πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἱ δ' ἐξ ἀδόξων ἔντιμοι· ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας [8] εἰσὶ κατεσκευασμένοι· ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω [9] γέγονε, τοσούτῳ τὰ τούτων ηὔξηται. Τί δὴ τὸ πάντων αἴτιον τούτων; καὶ τί δήποτε ἅπαντ' εἶχε καλῶς τότε, καὶ νῦν

οὐκ ὀρθῶς; Ὅτι, τὸ μὲν πρῶτον, καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος, [1] δεσπότης τῶν πολιτευομένων ἦν, και κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν· [2] καὶ ἀγαπητὸν ἦν, παρὰ τοῦ δήμου, τῶν ἄλλων ἑκάστῳ, καὶ τιμῆς καὶ ἀρχῆς και ἀγαθοῦ τινος μεταλαβεῖν· νῦν δὲ τοὐναντίον, κύριοι μὲν τῶν ἀγαθῶν οἱ πολιτευόμενοι, καὶ διὰ τούτων ἅπαντα πράττεται· ὑμεῖς δ᾽ ὁ δῆμος ἐκνενευρισμένοι, καὶ περιῃρημένοι χρήματα, καὶ συμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, [3] ἀγαπῶντες [4] ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν, ἢ βοΐδια πέμψωσιν οὗτοι· καὶ τὸ πάντων ἀνανδρότατον, [5] τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε· οἱ δ᾽ ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς, ἐπάγουσιν ἐπὶ ταῦτα, καὶ τιθασσεύουσι, χειροήθεις αὑτοῖς ποιοῦντες.

Ἔστι δ᾽ οὐδέποτ᾽, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας· [6] ὁποῖ᾽ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, [7] τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. Ταῦτα, μὰ τὴν Δήμητρα, οὐκ ἂν θαυμάσαιμι, εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρ᾽ ὑμῶν βλάβη, [8] τῶν πεποιηκότων αὐτὰ γενέσθαι· οὐδὲ γὰρ παῤῥησία περὶ πάντων αἰεὶ παρ᾽ ὑμῖν ἐστιν· ἀλλ᾽ ἔγωγε, ὅτι καὶ νῦν γέγονε, θαυμάζω. Ἐὰν οὖν ἀλλὰ νῦν γ᾽ ἔτι [9] ἀπαλλαγέντες τούτων τῶν ἐθῶν, ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς [10] ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρήσησθε, ἴσως ἄν, ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθε ἀγαθόν, καὶ [11] τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, ἃ τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε· καὶ γὰρ οὔτ᾽ ἰσχὺν ἐκεῖνα ἐντίθησιν, οὔτ᾽ ἀποθνήσκειν ἐᾷ· καὶ ταῦτα, ἃ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτά ἐστιν, ὥστε ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτ᾽ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ· ἀλλ᾽ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα. [12] Οὐκοῦν σὺ μισθοφορὰν

λέγεις; φήσει τις. [1] *Καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι· ἵνα τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιτο ἡ πόλις, εἰς τοῦθ' ἑτοίμως χρήσιμον ἑαυτὸν παρέχοι. Ἔξεστιν ἄγειν ἡσυχίαν;—* [2] *οἴκοι μένων εἶ βελτίων, τοῦ δι' ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. Συμβαίνει τι τοιοῦτον, οἷον καὶ* [3] *τὰ νῦν;—στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον, ὑπὲρ τῆς πατρίδος. Ἐστι τὶς ἔξω τῆς ἡλικίας ὑμῶν;—ὅσα οὗτος νῦν ἀτάκτως λαμβάνων οὐκ ὠφελεῖ, ταῦτ'* [4] *ἐν ἴσῃ τάξει λαμβανέτω, πάντ' ἐφορῶν καὶ διοικῶν, ἃ χρὴ πράττεσθαι. Ὅλως δὲ, οὔτ' ἀφελὼν, οὔτε προσθεὶς, πλὴν μικρὸν, τὴν ἀταξίαν ἀνελὼν, εἰς τάξιν ἤγαγον τὴν πόλιν,* [5] *τὴν αὐτὴν, τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθ', ὅ τι καθ' ἡλικίαν ἕκαστος* [6] *ἔχοι, καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας. Οὐκ ἔστιν ὅπου τοῖς μηδὲν ποιοῦσιν ἐγὼ τὰ τῶν ποιησόντων εἶπον ὡς δεῖ νέμειν·* [7] *οὐδ' αὐτοὺς μὲν ἀργεῖν καὶ σχολάζειν καὶ ἀπορεῖν, ὅτι δὲ οἱ τοῦ δεῖνος νικῶσι ξένοι, ταῦτα πυνθάνεσθαι·—ταῦτα γὰρ νυνὶ γίνεται. Καὶ οὐχὶ μέμφομαι τὸν ποιοῦντά τι τῶν δεόντων ὑπὲρ ὑμῶν· ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς ὑπὲρ ὑμῶν αὐτῶν ἀξιῶ πράττειν ταῦτα, ἐφ' οἷς ἑτέρους τιμᾶτε· καὶ μὴ παραχωρεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἣν ὑμῖν οἱ πρόγονοι τῆς ἀρετῆς μετὰ πολλῶν καὶ καλῶν καὶ μεγάλων κινδύνων κτησάμενοι κατέλιπον. Σχεδὸν εἴρηκα, ἃ νομίζω συμφέρειν· ὑμεῖς δ' ἕλοισθε, ὅ τι καὶ τῇ πόλει καὶ ἅπασι συνοίσειν ὑμῖν μέλλει.*

[1] ΕΚ ΤΟΥ ΔΗΜΟΣΘΕΝΟΥΣ ΛΟΓΟΥ ΤΟΥ ΠΕΡΙ ΣΤΕΦΑΝΟΥ.

* * *

[2] Ὁ Σύμβουλος καὶ ὁ συκοφάντης, ἐν οὐδενὶ τῶν ἄλλων οὐδὲν ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μὲν γὰρ πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται, [3] καὶ δίδωσιν αὐτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι, τῇ τύχῃ, τοῖς καιροῖς, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας, ἡνίκ' ἔδει λέγειν, ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει. [4] Ἦν μὲν οὖν, ὅπερ εἶπον, ἐκεῖνος ὁ καιρὸς, τοῦ γε φροντίζοντος ἀνδρὸς τῆς πόλεως, καὶ τῶν δικαίων λόγων. [5] Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὥστε, ἂν νῦν ἔχῃ τις δεῖξαί τι βέλτιον, ἢ ὅλως εἴ τι ἄλλο ἐνῆν, πλὴν ὧν ἐγὼ προειλόμην, ἀδικεῖν ὁμολογῶ. [6] Εἰ γὰρ ἔσθ' ὅ τι τις νῦν ἑώρακεν, ὃ συνήνεγκεν ἂν τότε πραχθὲν, τοῦτ' ἐγώ φημι δεῖν ἐμὲ μὴ λαθεῖν. εἰ δὲ μήτ' ἐστὶ, μήτε ἦν, μήτ' ἂν εἰπεῖν ἔχοι μηδεὶς μηδέπω καὶ τήμερον, τί τὸν σύμβουλον ἐχρῆν ποιεῖν; [7] οὐ τῶν φαινομένων καὶ ἐνόντων τὰ κράτιστα ἑλέσθαι; Τοῦτο τοίνυν ἐποίησα ἐγὼ, τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, τίς ἀγορεύειν βούλεται; οὐ, τίς αἰτιᾶσθαι περὶ τῶν παρεληλυθότων; οὐδὲ, τίς ἐγγυᾶσθαι [8] τὰ μέλλοντ' ἔσεσθαι; Σοῦ δ' ἀφώνου κατ' ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ παρελθὼν, ἔλεγον. Ἐπειδὴ δ' οὐ τότε, ἀλλὰ νῦν δεῖξον,—εἰπέ· τίς ἢ [9] λόγος, ὅντινα ἐχρῆν εὑρεῖν, ἢ καιρὸς συμφέρων ὑπ' ἐμοῦ παρελείφθη τῇ πόλει; τίς δὲ συμμαχία, τίς

πρᾶξις, ἐφ᾽ ἣν μᾶλλον ἔδει με ἀγαγεῖν [1] τουτουσί; Ἀλλὰ μὴν, τὸ μὲν παρεληλυθὸς ἀεὶ παρὰ πᾶσιν ἀφεῖται, καὶ οὐδεὶς περὶ τούτου προτίθησιν οὐδαμοῦ βουλήν· τὸ δὲ μέλλον, ἢ τὸ παρὸν, τὴν τοῦ συμβούλου τάξιν ἀπαιτεῖ. Τότε τοίνυν τὰ μὲν ἤμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δ᾽ ἤδη παρῆν· ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, [2] μὴ τὰ συμβάντα συκοφάντει. Τὸ μὲν γὰρ πέρας, ὡς ἂν ὁ δαίμων βουληθῇ, πάντων γίγνεται· ἡ δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ. Μὴ δὴ τοῦτο ὡς ἀδίκημα ἐμὸν θῇς, εἰ κρατῆσαι συνέβη Φιλίππῳ τὴν μάχην· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐν ἐμοί. Ἀλλ᾽ ὡς οὐχ ἅπαντα, ὅσα ἐνῆν κατ᾽ ἀνθρώπινον λογισμὸν, εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα, καὶ φιλοπόνως ὑπὲρ δύναμιν, ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματα ἐνεστησάμην, καὶ ἀναγκαῖα,—ταῦτά μοι δεῖξον, καὶ τότ᾽ ἤδη κατηγόρει μου. Εἰ δ᾽ [3] ὁ συμβὰς σκηπτὸς, [ἢ χειμὼν,] μὴ μόνον ἡμῶν, ἀλλὰ καὶ πάντων τῶν ἄλλων Ἑλλήνων μείζων γέγονε, τί χρὴ ποιεῖν; Ὥσπερ ἂν εἴ τις ναύκληρον, πάντ᾽ ἐπὶ σωτηρίᾳ πράξαντα, καὶ πᾶσι κατασκευάσαντα τὸ πλοῖον, ἀφ᾽ ὧν ὑπελάμβανε σωθήσεσθαι, εἶτα χειμῶνι χρησάμενον, καὶ πονησάντων αὐτῷ τῶν σκευῶν, ἢ καὶ συντριβέντων ὅλως, τῆς ναυαγίας αἰτιῷτο. Ἀλλ᾽ οὔτ᾽ ἐκυβέρνων τὴν ναῦν, φήσειεν ἄν· ὥσπερ οὐδ᾽ ἐστρατήγουν ἐγὼ, οὔτε τῆς τύχης κύριος ἦν, ἀλλ᾽ ἐκείνη τῶν πάντων. Ἀλλ᾽ ἐκεῖνο λογίζου, καὶ ὅρα, εἰ μετὰ τῶν Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί χρῆν προσδοκᾶν, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, ἀλλὰ Φιλίππῳ προσέθεντο· ὑπὲρ οὗ τότ᾽ ἐκεῖνος πάσας ἀφῆκε φωνάς; Καὶ εἰ νῦν τριῶν ἡμερῶν ἀπὸ τῆς Ἀττικῆς ὁδὸν τῆς μάχης γεγενημένης, τοσοῦτος κίνδυνος καὶ φόβος περιέστη τὴν πόλιν, τί ἂν, εἴ που πλησίον τῆς χώρας ταὐτὸ τοῦτο πάθος συνέβη, προσδο-

κῆσαι χρῆν; [1] ἆρ' οἴεσθε ἔτι νῦν ἂν στῆναι, συνελθεῖν, ἀναπνεῦσαι; [2] Πολλὰ μία ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν τῶν εἰς σωτηρίαν τῇ πόλει. Τότε δὲ——ἀλλ' οὐκ ἄξιον εἰπεῖν, ἅ γε μηδ' εἰς πεῖραν ἔδωκε θεῶν τινος εὔνοια, καὶ τὸ προβαλέσθαι τὴν πόλιν ταυτὴν τὴν συμμαχίαν, ἧς σὺ κατηγορεῖς. Εστι δὲ ταυτὶ πάντα μοι, [3] τὰ πολλὰ, πρὸς ὑμᾶς, ἄνδρες δικασταὶ, καὶ τοὺς περιεστηκότας ἔξωθεν καὶ ἀκροωμένους· ἐπεὶ πρός γε τοῦτον αὐτὸν, τὸν κατάπτυστον, βραχὺς καὶ σαφὴς ἐξήρκει μοι λόγος. Εἰ μὲν γὰρ ἦν σοι πρόδηλα τὰ μέλλοντα, Αἰσχίνη, μόνῳ τῶν ἄλλων, ὅτ' ἐβουλεύεθ' ἡ πόλις περὶ τούτων, τότ' ἔδει σε προλέγειν· εἰ δὲ μὴ προῄδεις, τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ τοῖς ἄλλοις· ὥστε τί μᾶλλον ἐμοῦ σὺ ταῦτα κατηγορεῖς, ἢ ἐγὼ σοῦ; Τοσοῦτον γὰρ ἀμείνων ἐγὼ σοῦ πολίτης γέγονα εἰς αὐτὰ ταῦθ', ἃ λέγω, (καὶ οὔπω περὶ τῶν ἄλλων διαλέγομαι,) ὅσον ἐγὼ μὲν ἔδωκα ἐμαυτὸν εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν, οὐδένα κίνδυνον ὀκνήσας ἴδιον, οὐδ' ὑπολογισάμενος· σὺ δὲ οὔτε ἕτερα εἶπες βελτίω τούτων, (οὐ γὰρ ἂν τούτοις ἐχρῶντο,) οὔτ' εἰς ταῦτα χρήσιμον οὐδὲν σεαυτὸν παρέσχες. Ὅπερ δ' ἂν ὁ φαυλότατος καὶ δυσμενέστατος ἄνθρωπος ποιήσειε τῇ πόλει, [4] τοῦτο πεποιηκὼς ἐπὶ τοῖς συμβᾶσιν ἐξήτασαι· καὶ ἅμα Ἀρίστρατος ἐν Νάξῳ, καὶ Ἀριστόλεως ἐν Θάσῳ, [5] οἱ καθάπαξ ἐχθροὶ τῆς πόλεως, τοὺς Ἀθηναίων κρίνουσι φίλους, καὶ Ἀθήνησιν Αἰσχίνης Δημοσθένους κατηγορεῖ. Καίτοι, ὅτῳ τὰ τῶν Ἑλλήνων ἀτυχήματα ἐνευδοκιμεῖν ἀπέκειτο, ἀπολωλέναι μᾶλλον οὗτός ἐστι δίκαιος, ἢ κατηγορεῖν ἑτέρου· [6] καὶ ὅτῳ συνενηνόχασιν οἱ αὐτοὶ καιροὶ καὶ τοῖς τῆς πόλεως ἐχθροῖς, οὐκ ἔνι τοῦτον εὔνουν εἶναι τῇ πατρίδι. Δηλοῖς δὲ καὶ ἐξ ὧν ζῇς, καὶ ποιεῖς, καὶ πολιτεύῃ, καὶ πάλιν οὐ πολιτεύῃ. Πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν, ἄφωνος Αἰσχίνης. Ἀντ-

ἔκρουσέ τι, καὶ γέγονεν, οἷον οὐκ ἔδει; πάρεστιν Αἰσχίνης. ὥσπερ τὰ ῥήγματα, καὶ τὰ σπάσματα, ὅταν τι κακὸν τὸ σῶμα λάβῃ, τότε κινεῖται. Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν. καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετ᾽ εὐνοίας, ὃ λέγω, θεωρησάτω. Εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι, καὶ προῄδεσαν ἅπαντες, καὶ σὺ προὔλεγες, Αἰσχίνη, καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδ᾽ ἐφθέγξω, οὐδ᾽ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ ἢ δόξης, ἢ προγόνων, ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. [1] Νῦν μὲν γὰρ ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ. Τότε δ᾽ ἀξιοῦσα προεστάναι τῶν ἄλλων, εἶτ᾽ ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντας ἂν ἔσχεν αἰτίαν. Εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, [2] περὶ ὧν οὐδένα κίνδυνον ὅντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, [3] τίς ἂν οὐχὶ κατέπτυσεν ἂν σοῦ· μὴ γὰρ δὴ τῆς πόλεώς γε, μηδ᾽ ἐμοῦ; Τίσι δ᾽ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, [4] εἰ τὰ μὲν πράγματα, εἰς ὅπερ νυνί, περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, [5] τὸν δ᾽ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροι χωρὶς ἡμῶν ἦσαν πεποιημένοι; καὶ ταῦτα, μηδεπώποτε τῆς πόλεως ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον, ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης. Τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων, [6] καὶ παρὰ τῶν ἔτι τούτων πρότερον ἰσχυρῶν γεγενημένων Λακεδαιμονίων, καὶ παρ᾽ αὐτοῦ τοῦ Περσῶν βασιλέως, [7] μετὰ πολλῆς χάριτος τοῦτ᾽ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται λαβούσῃ, καὶ τὰ ἑαυτῆς ἐχούσῃ, τὸ κελευόμενον ποιεῖν, καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; Ἀλλ᾽ οὐκ ἦν ταῦθ᾽, ὡς ἔοικε, τοῖς

Ἀθηναίοις τοῖς τότε πάτρια, οὐδ' ἀνεκτὰ, οὐδ' ἔμφυτα· οὐδ' ἠδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι, τοῖς ἰσχύουσι μὲν, μὴ δίκαια δὲ πράττουσι, προσθεμένην, ἀσφαλῶς δουλεύειν· [1] *ἀλλ' ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης, καὶ κινδυνεύουσα, πάντα τὸν αἰῶνα διατετέλεκε. Καὶ ταῦθ' οὕτω σεμνὰ καὶ προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστ' ἐπαινεῖτε· εἰκότως. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι; τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δ' ὑπακούειν τοῖς ἐπιταττομένοις ἀποφηνάμενον* [2] *Κυρσίλον καταλιθώσαντες, οὐ μόνον αὐτὸν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ. Οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα, οὔτε στρατηγὸν, δι' ὅτου δουλεύσουσιν εὐτυχῶς· ἀλλ' οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετ' ἐλευθερίας αὐτοῖς ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος, οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. Διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων,* [3] *τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει· ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν, ἀποθνήσκειν ἐθελήσει, καὶ φοβερωτέρας ἡγήσεται τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη, τοῦ θανάτου. Εἰ μὲν τοίνυν τοῦτ' ἐπεχείρουν λέγειν, ὡς ἄρα ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, οὐκ ἔστιν, ὅστις οὐκ ἂν εἰκότως ἐπιτιμήσειέ μοι. Νῦν δ' ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω· καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτ' εἶχε τὸ φρόνημα ἡ πόλις· τῆς μέντοι διακονίας, τῆς ἐφ' ἑκάστοις τῶν πεπραγμένων, καὶ ἐμαυτῷ μετεῖναί φημι*

Οὗτος δὲ τῶν ὅλων κατηγορῶν, καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν, ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει γεγενημένῳ, τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δ' εἰς ἅπαντα τὸν λοιπὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. [1] Εἰ γὰρ, ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου, τουδὶ καταψηφιεῖσθε, ἡμαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, [2] τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι· [3] Οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας, καὶ τοὺς ἐπ' Ἀρτεμισίῳ, καὶ πολλοὺς ἑτέρους, τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους, ἀγαθοὺς ἄνδρας· οὓς ἅπαντας ὁμοίως ἡ πόλις, τῆς αὐτῆς ἀξιώσασα τιμῆς, ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας αὐτῶν, οὐδὲ τοὺς κρατήσαντας μόνους. Δικαίως. Ὃ μὲν γὰρ ἦν ἀνδρῶν ἀγαθῶν ἔργον, ἅπασι πέπρακται· τῇ τύχῃ δὲ, ἣν ὁ δαίμων ἀπένειμεν ἑκάστοις, ταύτῃ κέχρηνται. * * *

FINIS

EXCERPTORUM EX ORATORIBUS.

ANALECTA GRAECA MAJORA.

TOMI PRIORIS

PARS TERTIA.

EXCERPTA PHILOSOPHICA.

I.

[1] E XENOPHONTE.

[2] *ΕΚ ΤΩΝ*

ΤΟΥ ΞΕΝΟΦΩΝΤΟΣ

ΠΕΡΙ

ΤΟΥ ΣΩΚΡΑΤΟΥΣ

ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΩΝ

[Ad Edit. Glasguensem. Anno 1761. in 4to.]

SOCRATES—parens Philosophiae jure dici potest.

Cicero de Finibus, II. 1.

ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΠΡΩΤΟΥ.

ΚΕΦ. α'.

ΠΟΛΛΑΚΙΣ ἐθαύμασα, [3] *τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν* [4] *οἱ γραψάμενοι Σωκράτην, ὡς ἄξιος εἴη θανάτου τῇ πόλει. Ἡ μὲν γὰρ γραφὴ κατ' αὐτοῦ* [5] *τοιάδε τις ἦν —*[6] *ΑΔΙΚΕΙ ΣΩΚΡΑΤΗΣ, ὉΥΣ ΜΕΝ Ἡ ΠΟΛΙΣ ΝΟΜΙΖΕΙ ΘΕΟΥΣ, ΟΥ ΝΟΜΙΖΩΝ, ἙΤΕΡΑ ΔΕ ΚΑΙΝΑ ΔΑΙΜΟΝΙΑ ΕΙΣΦΕΡΩΝ· ΑΔΙΚΕΙ ΔΕ, ΚΑΙ ΤΟΥΣ ΝΕΟΥΣ ΔΙΑΦΘΕΙΡΩΝ.*

[1] *Πρῶτον μὲν οὖν, ὡς οὐκ ἐνόμιζεν, οὓς ἡ πόλις νομίζει θεοὺς, ποίῳ ποτ᾽ ἐχρήσαντο τεκμηρίῳ; [2] θύων τε γὰρ φανερὸς ἦν, πολλάκις μὲν οἴκοι, πολλάκις δὲ ἐπὶ τῶν κοινῶν τῆς πόλεως βωμῶν· καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν. διετεθρύλλητο γὰρ, ὡς φαίη Σωκράτης, τὸ δαιμόνιον ἑαυτῷ σημαίνειν· [3] ὅθεν δὴ καὶ μάλιστά μοι δοκοῦσιν αὐτὸν αἰτιάσασθαι καινὰ δαιμόνια εἰσφέρειν.*

Ὁ δὲ οὐδὲν καινότερον εἰσέφερε τῶν ἄλλων, ὅσοι, [4] μαντικὴν νομίζοντες, [5] οἰωνοῖς τε χρῶνται, καὶ φήμαις, καὶ συμβόλοις, καὶ θυσίαις. οὗτοί τε γὰρ ὑπολαμβάνουσιν, οὐ τοὺς ὄρνιθας, [6] οὐδὲ τοὺς ἀπαντῶντας εἰδέναι τὰ συμφέροντα τοῖς μαντευομένοις, ἀλλὰ τοὺς θεοὺς διὰ τούτων αὐτὰ σημαίνειν· κἀκεῖνος οὕτως ἐνόμιζεν.

Ἀλλ᾽ οἱ μὲν πλεῖστοι φασὶν ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἀπαντώντων ἀποτρέπεσθαί τε καὶ προτρέπεσθαι. Σωκράτης δὲ, ὥσπερ ἐγίγνωσκεν, οὕτως ἔλεγε· τὸ δαιμόνιον γὰρ ἔφη σημαίνειν· καὶ πολλοῖς τῶν ξυνόντων προηγόρευε, τὰ μὲν ποιεῖν, τὰ δὲ μὴ ποιεῖν, ὡς τοῦ δαιμονίου προσημαίνοντος· καὶ τοῖς μὲν πειθομένοις αὐτῷ συνέφερε, τοῖς δὲ μὴ πειθομένοις μετέμελε.

Καίτοι τίς οὐκ ἂν [7] ὁμολογήσειεν, αὐτὸν βούλεσθαι μήτ᾽ ἠλίθιον μήτ᾽ ἀλαζόνα φαίνεσθαι τοῖς συνοῦσιν; ἐδόκει δ᾽ ἂν ἀμφότερα ταῦτα, εἰ προαγορεύων ὡς ὑπὸ θεοῦ φαινόμενα [8] καὶ ψευδόμενος ἐφαίνετο. δῆλον οὖν, [9] ὅτι οὐκ ἂν προέλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν· [10] ταῦτα δὲ τίς ἂν ἄλλῳ πιστεύσειεν, ἢ θεῷ; πιστεύων δὲ θεοῖς, πῶς οὐκ εἶναι θεοὺς ἐνόμιζεν;

[11] *Ἀλλὰ μὴν ἐποίει καὶ τάδε πρὸς τοὺς ἐπιτηδείους· τὰ μὲν γὰρ ἀναγκαῖα συνεβούλευε καὶ πράττειν, ὡς ἐνόμιζεν ἄριστ᾽ ἂν πραχθῆναι· περὶ δὲ τῶν ἀδήλων ὅπως ἀποβήσοιτο, [12] μαντευσομένους ἔπεμπεν, εἰ ποιητέα.*

[1] Καὶ τοὺς μέλλοντας οἴκους τε καὶ πόλεις καλῶς οἰκήσειν μαντικῆς ἔφη προσδεῖσθαι.—Τεκτονικὸν μὲν γὰρ, ἢ χαλκευτικὸν, ἢ γεωργικὸν, ἢ ἀνθρώπων ἀρχικὸν, ἢ τῶν τοιούτων ἔργων ἐξεταστικὸν, ἢ λογιστικὸν, ἢ οἰκονομικὸν, ἢ στρατηγικὸν γενέσθαι, πάντα τὰ τοιαῦτα μαθήματα, καὶ ἀνθρώπου γνώμῃ αἱρετέα ἐνόμιζεν εἶναι.—[2] Τὰ δὲ μέγιστα τῶν ἐν τούτοις, ἔφη, τοὺς θεοὺς ἑαυτοῖς καταλείπεσθαι, ὧν οὐδὲν δῆλον εἶναι τοῖς ἀνθρώποις· οὔτε γὰρ τῷ καλῶς ἀγρὸν φυτευσαμένῳ δῆλον, ὅστις καρπώσεται· οὔτε τῷ καλῶς οἰκίαν οἰκοδομησαμένῳ δῆλον, ὅστις οἰκήσει· ὄτε τῷ στρατηγικῷ δῆλον, εἰ συμφέρει στρατηγεῖν· οὔτε τῷ πολιτικῷ δῆλον, εἰ συμφέρει τῆς πόλεως προστατεῖν· οὔτε τῷ καλὴν γήμαντι, ἵνα εὐφραίνηται, δῆλον, εἰ διὰ ταύτην ἀνιάσεται· οὔτε τῷ δυνατοὺς εν τῇ πόλει κηδεστὰς λαβόντι δῆλον, εἰ διὰ τούτους [3] στερήσεται τῆς πόλεως.

Τοὺς δὲ μηδὲν τῶν τοιούτων οἰομένους εἶναι δαιμόνιον, ἀλλὰ πάντα τῆς ἀνθρωπίνης γνώμης, [4] δαιμονᾷν ἔφη· δαιμονᾷν δὲ καὶ τοὺς μαντευομένους, ἃ τοῖς ἀνθρώποις ἔδωκαν οἱ θεοὶ [5] μαθοῦσι διακρίνειν· οἷον, εἴ τις [6] ἐπερωτῴη, πότερον ἐπιστάμενον ἡνιοχεῖν ἐπὶ ζεῦγος λαβεῖν κρεῖττον, ἢ μὴ ἐπιστάμενον· ἢ πότερον ἐπιστάμενον κυβερνᾷν ἐπὶ τὴν ναῦν κρεῖττον λαβεῖν, ἢ μὴ ἐπιστάμενον· ἢ, ἃ ἔξεστιν ἀριθμήσαντας ἢ μετρήσαντας ἢ [7] στήσαντας εἰδέναι, τοὺς τὰ τοιαῦτα παρὰ τῶν θεῶν πυνθανομένους ἀθέμιστα ποιεῖν ἡγεῖτο. ἔφη δὲ δεῖν, ἃ μὲν μαθόντας ποιεῖν ἔδωκαν οἱ θεοὶ, μανθάνειν· ἃ δὲ μὴ δῆλα τοῖς ἀνθρώποις ἐστὶ, πειρᾶσθαι [8] διὰ μαντικῆς παρὰ τῶν θεῶν πυνθάνεσθαι· τοὺς θεοὺς γὰρ, οἷς ἂν ὦσιν [9] ἵλεῳ, σημαίνειν.

Ἀλλὰ μὴν ἐκεῖνός γε ἀεὶ μὲν ἦν ἐν τῷ φανερῷ· πρωΐ τε γὰρ εἰς τοὺς περιπάτους καὶ τὰ γυμνάσια [10] ᾔει, καὶ πληθούσης ἀγορᾶς ἐκεῖ φανερὸς ἦν, καὶ τὸ λοιπὸν

ἀεὶ τῆς ἡμέρας ἦν, ὅπου πλείστοις μέλλοι συνέσεσθαι· καὶ ἔλεγε μὲν [1] ὡς τὸ πολὺ, τοῖς δὲ βουλομένοις ἐξῆν ἀκούειν.

Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς, οὐδὲ ἀνόσιον, οὔτε πράττοντος εἶδεν, οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως, [2] ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι, διελέγετο, σκοπῶν, ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔφυ, καὶ [3] τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων· ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἐπεδείκνυεν.

[4] Καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει, πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τἀνθρώπινα εἰδέναι, [5] ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν· ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν.

[6] Ἐθαύμαζε δὲ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν, ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν· [7] ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. Τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ᾽ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ᾽ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν καὶ τοὺς μὲν οὔθ᾽ ἱερὸν, οὔτε βωμὸν, οὔτε ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους [8] καὶ ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι. Τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δ᾽ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ κινεῖσθαι πάντα, τοῖς δ᾽ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν πάντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δ᾽ οὔτ᾽ ἂν γενέσθαι ποτὲ οὐδὲν, οὔτ᾽ ἀπολέσθαι.

Ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε· ἆρ᾽, ὥσπερ οἱ τἀνθρώπεια μανθάνοντες ἡγοῦνται τοῦθ᾽, ὅ τι ἂν μάθωσιν, ἑαυτοῖς τε καὶ τῶν ἄλλων, ὅτῳ ἂν βούλωνται, ποιήσειν· οὕτω καὶ οἱ τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν, αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν, ὅταν βούλωνται, καὶ ἀνέμους, καὶ ὕδατα, καὶ ὥρας, καὶ ὅτου δ᾽ ἂν ἄλλου δέωνται τῶν τοιούτων· ἢ τοιοῦτο μὲν οὐδὲν οὐδ᾽ ἐλπίζουσιν, ἀρκεῖ δ᾽ αὐτοῖς γνῶναι μόνον, [1] ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται; Περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν.

[2] Αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο, σκοπῶν, τί εὐσεβὲς, τί ἀσεβές· τί καλὸν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία· τί ἀνδρία, τί δειλία· τί πόλις, τί πολιτικός· τί ἀρχὴ ἀνθρώπων, τί ἀρχικὸς ἀνθρώπων· καὶ περὶ τῶν ἄλλων, ἃ τοὺς μὲν εἰδότας ἡγεῖτο καλοὺς καὶ ἀγαθοὺς εἶναι, τοὺς δὲ ἀγνοοῦντας ἀνδραποδώδεις ἂν δικαίως κεκλῆσθαι.

Ὅσα μὲν οὖν μὴ φανερὸς ἦν, ὅπως ἐγίγνωσκεν, οὐδὲν θαυμαστὸν, ὑπὲρ τούτων περὶ αὐτοῦ [3] παραγνῶναι τοὺς δικαστάς· ὅσα δὲ πάντες ᾔδεσαν, θαυμαστὸν, εἰ μὴ τούτων ἐνεθυμήθησαν.

[4] Βουλεύσας γάρ ποτε, καὶ τὸν βουλευτικὸν ὅρκον ὀμόσας, ἐν ᾧ ἦν, κατὰ τοὺς νόμους βουλεύσειν, Ἐπιστάτης ἐν τῷ δήμῳ γενόμενος, ἐπιθυμήσαντος τοῦ δήμου, παρὰ τοὺς νόμους, ἐννέα στρατηγοὺς μιᾷ ψήφῳ, [5] τοὺς ἀμφὶ Θράσυλον καὶ Ἐρασινίδην, ἀποκτεῖναι πάντας, [6] οὐκ ἠθέλησεν ἐπιψηφίσαι, ὀργιζομένου μὲν αὐτῷ τοῦ δήμου, πολλῶν δὲ καὶ δυνατῶν ἀπειλούντων· ἀλλὰ [7] περὶ πλείονος ἐποιήσατο εὐορκεῖν, ἢ χαρίσασθαι τῷ δήμῳ παρὰ τὸ δίκαιον, [8] καὶ φυλάξασθαι τοὺς ἀπειλοῦντας.

Καὶ γὰρ ἐπιμελεῖσθαι θεοὺς ἐνόμιζεν ἀνθρώπων, οὐχ

[1] ὃν τρόπον οἱ πολλοὶ νομίζουσιν· οὗτοι μὲν γὰρ οἴονται, τοὺς θεοὺς τὰ μὲν εἰδέναι, τὰ δὲ οὐκ εἰδέναι· Σωκράτης δὲ πάντα μὲν ἡγεῖτο θεοὺς εἰδέναι, τά τε λεγόμενα καὶ πραττόμενα, καὶ τὰ σιγῇ βουλευόμενα, πανταχοῦ δὲ παρεῖναι, καὶ σημαίνειν τοῖς ἀνθρώποις περὶ τῶν ἀνθρωπείων πάντων.

Θαυμάζω οὖν, ὅπως ποτὲ ἐπείσθησαν Ἀθηναῖοι, Σωκράτην περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν, τὸν ἀσεβὲς μὲν οὐδέν ποτε περὶ τοὺς θεοὺς οὔτ᾽ εἰπόντα οὔτε πράξαντα, τοιαῦτα δὲ καὶ λέγοντα καὶ πράττοντα περὶ θεῶν, οἷά τις ἂν καὶ λέγων καὶ πράττων εἴη τε καὶ νομίζοιτο εὐσεβέστατος.

ΚΕΦ. β΄.

Θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας, ὡς Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς, πρὸς τοῖς εἰρημένοις, πρῶτον μὲν ἀφροδισίων, καὶ γαστρὸς, πάντων ἀνθρώπων ἐγκρατέστατος ἦν· εἶτα πρὸς χειμῶνα καὶ θέρος, καὶ πάντας πόνους καρτερικώτατος· ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι πεπαιδευμένος οὕτως, [2] ὥστε πάνυ μικρὰ κεκτημένος, πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα.

Πῶς οὖν, αὐτὸς ὢν τοιοῦτος, ἄλλους ἂν ἢ ἀσεβεῖς, ἢ παρανόμους, ἢ λίχνους, ἢ ἀφροδισίων ἀκρατεῖς, ἢ πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν; [3] ἀλλ᾽ ἔπαυσε μὲν τούτων πολλοὺς, ἀρετῆς ποιήσας ἐπιθυμεῖν, καὶ ἐλπίδας παρασχὼν, ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς καὶ ἀγαθοὺς ἔσεσθαι.

Καίτοι γε οὐδὲ πώποτε ὑπέσχετο διδάσκαλος εἶναι τούτου· [4] ἀλλὰ τῷ φανερὸς εἶναι τοιοῦτος ὢν, ἐλπίζειν ἐποίει τοὺς συνδιατρίβοντας ἑαυτῷ, μιμουμένους ἐκεῖνον, τοιούσδε γενήσεσθαι. * * *

—Πῶς ἂν οὖν ὁ τοιοῦτος ἀνὴρ διαφθείροι τοὺς νέους, εἰ μὴ ἄρα ἡ τῆς ἀρετῆς ἐπιμέλεια διαφθορά ἐστιν;

Ἀλλὰ, νὴ Δία, ὁ κατήγορος ἔφη, [1] ὑπερορᾷν ἐποίει τῶν καθεστώτων νόμων τοὺς συνόντας, λέγων, ὡς μωρὸν εἴη, [2] τοὺς μὲν τῆς πόλεως ἄρχοντας ἀπὸ κυάμου καθίστασθαι, κυβερνήτῃ δὲ μηδένα θέλειν κεχρῆσθαι κυαμευτῷ, μηδὲ τέκτονι, μηδ' αὐλητῇ, μηδ' ἐπ' ἄλλα τοιαῦτα, ἃ πολλῷ ἐλάττονας βλάβας ἁμαρτανόμενα ποιεῖ τῶν περὶ τὴν πόλιν ἁμαρτανομένων· τοὺς δὲ τοιούτους λόγους ἐπαίρειν ἔφη τοὺς νέους καταφρονεῖν [3] τῆς καθεστώσης πολιτείας, καὶ ποιεῖν βιαίους.

Ἐγὼ δ' οἶμαι τοὺς φρόνησιν ἀσκοῦντας, καὶ νομίζοντας ἱκανοὺς ἔσεσθαι τὰ συμφέροντα διδάσκειν τοὺς πολίτας, ἥκιστα γίγνεσθαι βιαίους, [4] εἰδότας, ὅτι τῇ μὲν βίᾳ πρόσεισιν ἔχθραι καὶ κίνδυνοι, διὰ δὲ τοῦ πείθειν ἀκινδύνως τε καὶ μετὰ φιλίας τὰ αὐτὰ γίγνεται. * * *

Ἀλλ', ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην. Κριτίας μὲν γὰρ τῶν ἐν τῇ ὀλιγαρχίᾳ πάντων πλεονεκτίστατός τε καὶ βιαιότατος ἐγένετο· Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῇ δημοκρατίᾳ πάντων ἀκρατέστατος, καὶ ὑβριστότατος, [καὶ βιαιότατος.]

Ἐγὼ δ', εἰ μέν τι κακὸν ἐκείνω τὴν πόλιν ἐποιησάτην, οὐκ ἀπολογήσομαι· τὴν δὲ πρὸς Σωκράτην συνουσίαν αὐτοῖν, ὡς ἐγένετο, διηγήσομαι.

Ἐγενέσθην μὲν γὰρ δὴ τὼ ἄνδρε τούτω φύσει φιλοτιμοτάτω πάντων Ἀθηναίων, βουλομένω τε πάντα δι' ἑαυτῶν πράττεσθαι, καὶ πάντων ὀνομαστοτάτω γενέσθαι. [5] ᾔδεσαν δὲ [6] Σωκράτην ἀπ' ἐλαχίστων μὲν χρημάτων αὐταρκέστατα ζῶντα, τῶν ἡδονῶν δὲ πασῶν ἐγκρατέστατον ὄντα· τοῖς δὲ διαλεγομένοις αὐτῷ πᾶσι χρώμενον ἐν τοῖς λόγοις, ὅπως βούλοιτο. Ταῦτα δὲ ὁρῶντε, καὶ ὄντε οἵω

προειρήσθον, πότερόν τις αὐτὼ φῇ τοῦ βίου τοῦ Σωκράτους ἐπιθυμήσαντε, καὶ τῆς σωφροσύνης, ἣν ἐκεῖνος εἶχεν, [1] ὀρέξασθαι τῆς ὁμιλίας αὐτοῦ· ἢ νομίσαντε, εἰ ὁμιλησαίτην ἐκείνῳ, γενέσθαι ἂν ἱκανωτάτω λέγειν τε καὶ πράττειν;

Ἐγὼ μὲν γὰρ ἡγοῦμαι, θεοῦ διδόντος αὐτοῖν, ἢ ζῆν ὅλον τὸν βίον, ὥσπερ ζῶντα Σωκράτην ἑώρων, ἢ τεθνάναι, [2] ἑλέσθαι ἂν αὐτὼ μᾶλλον τεθνάναι. Δήλω δ᾽ ἐγενέσθην, ἐξ ὧν ἐπραξάτην· ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγινομένων ἡγησάσθην εἶναι, [3] εὐθὺς ἀποπηδήσαντε Σωκράτους, ἐπραττέτην τὰ πολιτικά, ὧνπερ ἕνεκα [4] Σωκράτους ὠρεχθήτην. * * *

Καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ἕως μὲν Σωκράτει [5] συνήστην, ἐδυνάσθην, ἐκείνῳ χρωμένω συμμάχῳ, τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν· [6] ἐκείνου δ᾽ ἀπαλλαγέντε, Κριτίας μὲν φυγὼν εἰς Θετταλίαν, ἐκεῖ συνῆν ἀνθρώποις ἀνομίᾳ μᾶλλον ἢ δικαιοσύνῃ χρωμένοις· Ἀλκιβιάδης δ᾽ αὖ, διὰ μὲν κάλλος ὑπὸ πολλῶν καὶ σεμνῶν γυναικῶν θηρώμενος, διὰ δύναμιν δὲ τὴν ἐν τῇ πόλει καὶ τοῖς συμμάχοις, [7] ὑπὸ πολλῶν καὶ δυνατῶν κολακεύειν ἀνθρώπων διαθρυπτόμενος, ὑπὸ δὲ τοῦ δήμου τιμώμενος, καὶ ῥᾳδίως πρωτεύων, ὥσπερ οἱ τῶν γυμνικῶν ἀγώνων ἀθληταὶ ῥᾳδίως πρωτεύοντες ἀμελοῦσι τῆς ἀσκήσεως, οὕτω κἀκεῖνος ἠμέλησεν αὐτοῦ.

Τοιούτων δὲ συμβάντων αὐτοῖν, καὶ ὠγκωμένω μὲν ἐπὶ γένει, ἐπηρμένω δ᾽ ἐπὶ πλούτῳ, πεφυσημένω δ᾽ ἐπὶ δυνάμει, διατεθρυμμένω δὲ ὑπὸ πολλῶν ἀνθρώπων, ἐπὶ δὲ πᾶσι τούτοις διεφθαρμένω, καὶ πολὺν χρόνον ἀπὸ Σωκράτους γεγονότε, τί θαυμαστόν, εἰ ὑπερηφάνω ἐγενέσθην;

Εἶτα, εἰ μέν τι ἐπλημμελησάτην, τούτου Σωκράτην ὁ κατήγορος αἰτιᾶται· ὅτι δὲ νέω ὄντε αὐτώ, (ἡνίκα καὶ ἀγνωμονεστάτω καὶ ἀκρατεστάτω εἰκὸς εἶναι,) Σωκράτης

παρέσχε σώφρονε, οὐδενὸς ἐπαίνου δοκεῖ τῷ κατηγόρῳ ἄξιος εἶναι; [1] οὐ μὴν τά γε ἄλλα οὕτω κρίνεται.

Τίς μὲν γὰρ αὐλητὴς, τίς δὲ καὶ κιθαριστὴς, τίς δὲ ἄλλος διδάσκαλος ἱκανοὺς ποιήσας τοὺς μαθητὰς, ἐὰν πρὸς ἄλλους ἐλθόντες χείρους φανῶσιν, αἰτίαν ἔχει τούτου; τίς δὲ πατὴρ, ἐὰν ὁ παῖς αὐτοῦ [2] συνδιατρίβων τῳ σώφρων ᾖ, ὕστερον δὲ ἄλλῳ τῳ συγγενόμενος πονηρὸς γένηται, τὸν πρόσθεν αἰτιᾶται, ἀλλ᾽ οὐχ, ὅσῳ ἂν παρὰ τῷ ὑστέρῳ χείρων φαίνηται, τοσούτῳ μᾶλλον ἐπαινεῖ τὸν πρότερον; [3] ἀλλ᾽ οἵ γε πατέρες αὐτοὶ συνόντες τοῖς υἱέσι, τῶν παίδων πλημμελούντων, οὐκ αἰτίαν ἔχουσιν, ἐὰν αὐτοὶ σωφρονῶσιν.

Οὕτω δὲ καὶ Σωκράτην δίκαιον ἦν κρίνειν· εἰ μὲν αὐτὸς ἐποίει τι φαῦλον, εἰκότως ἂν ἐδόκει πονηρὸς εἶναι· εἰ δ᾽ αὐτὸς σωφρονῶν διετέλει, πῶς ἂν δικαίως τῆς οὐκ ἐνούσης αὐτῷ κακίας αἰτίαν ἔχοι; * * *

Ἀλλὰ Κρίτων τε Σωκράτους ἦν ὁμιλητὴς, καὶ Χαιρεφῶν, καὶ Χαιρεκράτης, καὶ Σιμμίας, καὶ Κέβης, καὶ Φαιδώνδης, καὶ ἄλλοι, οἳ ἐκείνῳ συνῆσαν, οὐχ ἵνα δημηγορικοὶ ἢ δικανικοὶ γένοιντο, ἀλλ᾽ ἵνα καλοί τε κἀγαθοὶ γενόμενοι, καὶ οἴκῳ, καὶ οἰκέταις, καὶ οἰκείοις, καὶ φίλοις, καὶ πόλει, καὶ πολίταις δύναιντο καλῶς χρῆσθαι· καὶ τούτων οὐδεὶς, οὔτε νεώτερος οὔτε πρεσβύτερος ὢν, οὔτ᾽ ἐποίησε κακὸν οὐδὲν, οὔτ᾽ αἰτίαν ἔσχεν.

Ἀλλὰ Σωκράτης γ᾽, ἔφη ὁ κατήγορος, τοὺς πατέρας [4] προπηλακίζειν ἐδίδασκε, πείθων μὲν τοὺς συνόντας αὐτῷ, σοφωτέρους ποιεῖν τῶν πατέρων. * * *

—Καὶ τοὺς ἄλλους συγγενεῖς ἐποίει ἐν ἀτιμίᾳ εἶναι παρὰ τοῖς αὐτῷ συνοῦσι, λέγων, ὡς οὔτε τοὺς κάμνοντας, οὔτε τοὺς δικαζομένους οἱ συγγενεῖς ὠφελοῦσιν, ἀλλὰ τοὺς μὲν οἱ ἰατροὶ, τοὺς δὲ οἱ συνδικεῖν ἐπιστάμενοι.

Εφη δὲ, καὶ περὶ τῶν φίλων αὐτὸν λέγειν, ὡς οὐδὲν ὄφελος εὔνους εἶναι, εἰ μὴ καὶ ὠφελεῖν δυνήσονται· [1] μόνους δὲ φάσκειν αὐτὸν ἀξίους εἶναι τιμῆς τοὺς εἰδότας τὰ δέοντα, καὶ ἑρμηνεῦσαι δυναμένους· ἀναπείθοντα οὖν τοὺς νέους αὐτὸν, ὡς αὐτὸς εἴη σοφώτατός τε, καὶ ἄλλους ἱκανώτατος ποιῆσαι σοφοὺς, οὕτω διατιθέναι τοὺς αὐτῷ συνόντας, ὥστε μηδαμοῦ παρ᾽ αὐτοῖς τοὺς ἄλλους εἶναι [2] πρὸς ἑαυτόν. * * *

Ταῦτα μὲν οὖν ἔλεγεν,—καὶ παρεκάλει ἐπιμελεῖσθαι τοῦ ὡς φρονιμώτατον εἶναι καὶ ὠφελιμώτατον, ὅπως, ἐάν τε ὑπὸ πατρὸς, ἐάν τε ὑπὸ ἀδελφοῦ, ἐάν τε ὑπ᾽ ἄλλου τινὸς βούληται τιμᾶσθαι, μὴ τῷ οἰκεῖος εἶναι πιστεύων, ἀμελῇ, ἀλλὰ πειρᾶται, ὑφ᾽ ὧν ἂν βούλοιτο τιμᾶσθαι, τούτοις ὠφέλιμος εἶναι.

Εφη δ᾽ αὐτὸν ὁ κατήγορος καὶ τῶν ἐνδοξοτάτων ποιητῶν ἐκλεγόμενον τὰ πονηρότατα, καὶ τούτοις μαρτυρίοις χρώμενον, διδάσκειν τοὺς συνόντας κακούργους εἶναι, καὶ τυραννικούς· Ἡσιόδου μὲν τὸ,

Εργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργείη δέ τ᾽ ὄνειδος·

τοῦτο δὴ λέγειν αὐτὸν, ὡς ὁ ποιητὴς κελεύοι μηδενὸς ἔργου, μήτε ἀδίκου, μήτε αἰσχροῦ ἀπέχεσθαι, ἀλλὰ καὶ ταῦτα ποιεῖν ἐπὶ τῷ κέρδει.

Σωκράτης δ᾽, ἐπειδὴ ὁμολογήσαιτο, τὸ μὲν ἐργάτην εἶναι, ὠφέλιμόν τε ἀνθρώπῳ καὶ ἀγαθὸν εἶναι, τὸ δὲ ἀργὸν, βλαβερόν τε καὶ κακὸν, καὶ τὸ μὲν ἐργάζεσθαι ἀγαθὸν, τὸ δὲ ἀργεῖν κακόν· τοὺς μὲν ἀγαθόν τι ποιοῦντας ἐργάζεσθαί τε ἔφη, καὶ ἐργάτας ἀγαθοὺς εἶναι· τοὺς δὲ κυβεύοντας, ἤ τι ἄλλο πονηρὸν καὶ ἐπιζήμιον ποιοῦντας, ἀργοὺς ἀπεκάλει· ἐκ δὲ τούτων ὀρθῶς ἂν ἔχοι τὸ,

[3] Εργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργείη δέ τ᾽ ὄνειδος.

Τὸ δὲ Ὁμήρου, ἔφη ὁ κατήγορος, πολλάκις αὐτὸν λέγειν, ὅτι Ὀδυσσεύς,

[1] Ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
Τὸνδ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
Δαιμόνι', οὔ σε ἔοικε, κακὸν ὥς, δειδίσσεσθαι·
Ἀλλ' αὐτός τε κάθησο, καὶ ἄλλους ἵδρυε λαούς.
Ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι,
Τὸν σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ·
Δαιμόνι', ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε,
Οἳ σέο φέρτεροί εἰσι· σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις,
Οὔτε ποτ' ἐν πολέμῳ ἐναρίθμιος, οὔτ' ἐνὶ βουλῇ.

Ταῦτα δὴ αὐτὸν ἐξηγεῖσθαι, ὡς ὁ ποιητὴς [2] ἐπαινοίη παίεσθαι τοὺς δημότας καὶ πένητας.

Σωκράτης δ' οὐ ταῦτ' ἔλεγεν, (καὶ γὰρ ἑαυτὸν οὕτω γ' ἂν ᾤετο δεῖν παίεσθαι,) ἀλλ' ἔφη, δεῖν τοὺς μήτε λόγῳ μήτε ἔργῳ ὠφελίμους ὄντας, μήτε στρατεύματι, μήτε πόλει, μήτε αὐτῷ τῷ δήμῳ, εἴ τι δέοι, βοηθεῖν ἱκανούς, ἄλλως τ' ἐὰν πρὸς τούτῳ καὶ θρασεῖς ὦσι, πάντα τρόπον κωλύεσθαι, κἂν πάνυ πλούσιοι [3] τυγχάνωσιν ὄντες. * * *

Ἐμοὶ μὲν δὴ Σωκράτης, τοιοῦτος ὤν, ἐδόκει τιμῆς ἄξιος εἶναι τῇ πόλει μᾶλλον, ἢ θανάτου· καὶ κατὰ τοὺς νόμους δὲ σκοπῶν ἄν τις, τοῦθ' εὕροι. Κατὰ γὰρ τοὺς νόμους, ἐάν τις φανερὸς γένηται κλέπτων, ἢ λωποδυτῶν, ἢ βαλαντιοτομῶν, ἢ τοιχωρυχῶν, ἢ ἀνδραποδιζόμενος, ἢ ἱεροσυλῶν, τούτοις θάνατός ἐστιν ἡ ζημία· ὧν ἐκεῖνος πάντων ἀνθρώπων πλεῖστον ἀπεῖχεν.

[4] Ἀλλὰ μὴν τῇ πόλει γε οὔτε πολέμου κακῶς συμβάντος, οὔτε στάσεως, οὔτε προδοσίας, οὔτε ἄλλου κακοῦ οὐδενὸς πώποτε αἴτιος ἐγένετο· οὐδὲ μὴν ἰδίᾳ γε οὐδένα πώποτε ἀνθρώπων οὔτε ἀγαθῶν ἀπεστέρησεν, οὔτε κακοῖς περιέβαλεν· [5] ἀλλ' οὐδ' αἰτίαν τῶν εἰρημένων οὐδενὸς πώποτ' ἔσχε.

[1] Πῶς οὖν ἔνοχος ἂν εἴη τῇ γραφῇ, ὃς ἀντὶ μὲν τοῦ μὴ νομίζειν θεοὺς, (ὡς ἐν τῇ γραφῇ ἐγέγραπτο,) [2] φανερὸς ἦν θεραπεύων τοὺς θεοὺς μάλιστα τῶν ἄλλων ἀνθρώπων· ἀντὶ δὲ τοῦ διαφθείρειν τοὺς νέους, (ὃ δὴ ὁ γραψάμενος αὐτὸν ᾐτιᾶτο,) φανερὸς ἦν τῶν συνόντων τοὺς πονηρὰς ἐπιθυμίας ἔχοντας [3] τούτων μὲν παύων, τῆς δὲ καλλίστης καὶ μεγαλοπρεπεστάτης ἀρετῆς, ᾗ πόλεις τε καὶ οἴκους εὖ οἰκοῦσι, προτρέπων ἐπιθυμεῖν; Ταῦτα δὲ πράττων, πῶς οὐ μεγάλης ἄξιος ἦν τιμῆς τῇ πόλει;

ΚΕΦ. γ'.

* * *

[4] Καὶ εὔχετο δὲ πρὸς τοὺς θεοὺς ἁπλῶς τἀγαθὰ διδόναι, [5] ὡς τοὺς θεοὺς κάλλιστα εἰδότας, ὁποῖα ἀγαθά ἐστι· τοὺς δὲ εὐχομένους χρυσίον, ἢ ἀργύριον, ἢ τυραννίδα, ἢ ἄλλο τι τῶν τοιούτων, οὐδὲν διάφορον ἐνόμιζεν εὔχεσθαι, ἢ εἰ κυβείαν, ἢ μάχην, ἢ ἄλλο τι εὔχοιντο τῶν φανερῶς ἀδήλων ὅπως ἀποβήσοιτο.

Θυσίας δὲ θύων μικρὰς ἀπὸ μικρῶν, οὐδὲν ἡγεῖτο μειοῦσθαι τῶν ἀπὸ πολλῶν καὶ μεγάλων [6] πολλὰ καὶ μεγάλα θυόντων. Οὔτε γὰρ [ἂν] τοῖς θεοῖς ἔφη καλῶς ἔχειν, εἰ ταῖς μεγάλαις θυσίαις μᾶλλον, ἢ ταῖς μικραῖς ἔχαιρον· (πολλάκις γὰρ ἂν αὐτοῖς τὰ παρὰ τῶν πονηρῶν μᾶλλον, ἢ τὰ παρὰ τῶν χρηστῶν εἶναι κεχαρισμένα·) οὔτ' ἂν τοῖς ἀνθρώποις ἄξιον εἶναι ζῆν, εἰ τὰ παρὰ τῶν πονηρῶν μᾶλλον ἦν κεχαρισμένα τοῖς θεοῖς, ἢ τὰ παρὰ τῶν χρηστῶν. Ἀλλ' ἐνόμιζε τοὺς θεοὺς ταῖς παρὰ τῶν εὐσεβεστάτων τιμαῖς μάλιστα χαίρειν. Ἐπαινέτης δ' ἦν καὶ τοῦ ἔπους τούτου,—

[1] Καδδύναμιν δ' ἔρδειν ἱέρ' ἀθανάτοισι θεοῖσι·

καὶ πρὸς φίλους δὲ, καὶ ξένους, καὶ πρὸς τὴν ἄλλην δίαιταν, καλὴν ἔφη παραίνεσιν εἶναι τὴν καδδύναμιν ἔρδειν. * * *

Διαίτῃ δὲ τήν τε ψυχὴν ἐπαίδευσε καὶ τὸ σῶμα, ᾗ χρώμενος ἄν τις, εἰ μή τι δαιμόνιον εἴη, θαῤῥαλέως καὶ ἀσφαλῶς διάγοι, [2] καὶ οὐκ ἂν ἀπορήσειε τοσαύτης δαπάνης. οὕτω γὰρ εὐτελὴς ἦν, [3] ὥστ' οὐκ οἶδ', εἴ τις οὕτως ἂν ὀλίγα ἐργάζοιτο, ὥστε μὴ λαμβάνειν τὰ Σωκράτει ἀρκοῦντα. σίτῳ μὲν γὰρ τοσούτῳ ἐχρῆτο, ὅσον ἡδέως ἤσθιε· καὶ ἐπὶ τούτῳ οὕτως παρεσκευασμένος [4] ᾔει, ὥστε τὴν ἐπιθυμίαν τοῦ σίτου ὄψον αὐτῷ εἶναι· ποτὸν δὲ πᾶν ἡδὺ ἦν αὐτῷ, διὰ τὸ μὴ πίνειν, εἰ μὴ διψῴη.

Εἰ δέ ποτε κληθεὶς ἐθελήσειεν ἐπὶ δεῖπνον ἐλθεῖν, ὃ τοῖς πλείστοις ἐργωδέστατόν ἐστιν, ὥστε φυλάξασθαι τὸ ὑπὲρ τὸν καιρὸν ἐμπίπλασθαι, τοῦτο ῥᾳδίως πάνυ ἐφυλάττετο. τοῖς δὲ μὴ δυναμένοις τοῦτο ποιεῖν συνεβούλευε, φυλάττεσθαι τὰ πείθοντα μὴ πεινῶντας ἐσθίειν, μηδὲ διψῶντας πίνειν· καὶ γὰρ τὰ λυμαινόμενα γαστέρας, καὶ κεφαλὰς, καὶ ψυχὰς, ταῦτ' ἔφη εἶναι.

Οἴεσθαι δ' ἔφη ἐπισκώπτων καὶ τὴν Κίρκην ὗς ποιεῖν, τοιούτοις πολλοῖς δειπνίζουσαν· [5] τὸν δὲ Ὀδυσσέα, Ἑρμοῦ τε ὑποθημοσύνῃ, καὶ αὐτὸν ἐγκρατῆ ὄντα, [6] καὶ ἀποσχόμενον τοῦ ὑπὲρ τὸν καιρὸν τῶν τοιούτων ἅπτεσθαι, διὰ ταῦτα οὐδὲ γενέσθαι ὗν. Τοιαῦτα μὲν περὶ τούτων ἔπαιζεν, ἅμα σπουδάζων. * * *

ΚΕΦ. δ'

* * *

Λέξω δὲ πρῶτον, ἅ ποτε αὐτοῦ ἤκουσα περὶ τοῦ δαιμονίου διαλεγομένου πρὸς Ἀριστόδημον τὸν Μικρὸν ἐπικαλούμενον. Καταμαθὼν γὰρ αὐτὸν οὔτε [1] θύοντα τοῖς θεοῖς, οὔτε μαντικῇ χρώμενον, ἀλλὰ καὶ τῶν ποιούντων ταῦτα καταγελῶντα· Εἰπέ μοι, ἔφη, ὦ Ἀριστόδημε, [2] ἔστιν οὕς τινας ἀνθρώπων τεθαύμακας ἐπὶ σοφίᾳ; Ἐγωγ', ἔφη.

Καὶ ὅς, Λέξον ἡμῖν, ἔφη, τὰ ὀνόματα αὐτῶν. Ἐπὶ μὲν τοίνυν Ἐπῶν ποιήσει Ὅμηρον ἔγωγε μάλιστα τεθαύμακα, ἐπὶ δὲ [3] Διθυράμβῳ Μελανιππίδην, ἐπὶ δὲ Τραγῳδίᾳ Σοφοκλέα, ἐπὶ δὲ Ἀνδριαντοποιΐᾳ Πολύκλειτον, ἐπὶ δὲ Ζωγραφίᾳ Ζεῦξιν.

Πότερά σοι δοκοῦσιν οἱ ἀπεργαζόμενοι εἴδωλα ἄφρονά τε καὶ ἀκίνητα ἀξιοθαυμαστότεροι εἶναι, ἢ οἱ ζῶα ἔμφρονά τε καὶ ἐνεργά; Πολὺ, νὴ Δία, οἱ ζῶα, εἴπερ γε μὴ τύχῃ τινὶ, ἀλλὰ ὑπὸ γνώμης ταῦτα γίγνεται. [4] Τῶν δὲ ἀτεκμάρτως ἐχόντων, ὅτου ἕνεκά ἐστι, καὶ τῶν φανερῶς ἐπ' ὠφελείᾳ ὄντων, πότερα τύχης καὶ πότερα γνώμης ἔργα κρίνεις; Πρέπει μὲν τὰ ἐπ' ὠφελείᾳ γιγνόμενα γνώμης εἶναι ἔργα.

[5] Οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους, ἐπ' ὠφελείᾳ προσθεῖναι αὐτοῖς, δι' ὧν αἰσθάνονται, ἕκαστα, ὀφθαλμοὺς μὲν, ὥσθ' ὁρᾷν τὰ ὁρατὰ, ὦτα δὲ, ὥστ' ἀκούειν τὰ ἀκουστά; ὀσμῶν γε μὴν, εἰ μὴ ῥῖνες προσετέθησαν, τί ἂν ἡμῖν ὄφελος ἦν; τίς δ' ἂν αἴσθησις ἦν γλυκέων,

καὶ δριμέων, καὶ πάντων τῶν διὰ στόματος ἡδέων, εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη;

Πρὸς δὲ τούτοις, [1] οὐ δοκεῖ σοι καὶ τόδε προνοίας ἔργῳ ἐοικέναι, τὸ, ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι, ἃ, ὅταν μὲν αὐτῇ χρῆσθαί τι δέῃ, ἀναπετάννυται, ἐν δὲ τῷ ὕπνῳ συγκλείεται· ὡς δ᾽ ἂν μηδὲ ἄνεμοι βλάπτωσιν, ἠθμὸν βλεφαρίδας ἐμφῦσαι, ὀφρύσι τε ἀπογεισῶσαι τὰ ὑπὲρ τῶν ὀμμάτων, ὡς μηδ᾽ ὁ ἐκ τῆς κεφαλῆς ἱδρὼς κακουργῇ; τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι μὲν πάσας φωνὰς, ἐμπίπλασθαι δὲ μήποτε· [2] καὶ τοὺς μὲν πρόσθεν ὀδόντας πᾶσι ζώοις οἵους τέμνειν εἶναι, τοὺς δὲ γομφίους οἵους παρὰ τούτων δεξαμένους λεαίνειν· καὶ στόμα μὲν, δι᾽ οὗ, ὧν ἐπιθυμεῖ τὰ ζῶα, εἰσπέμπεται, πλησίον ὀφθαλμῶν καὶ ῥινῶν καταθεῖναι· [3] ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ, ἀποστρέψαι τοὺς τούτων ὀχετοὺς, καὶ ἀπενεγκεῖν, [4] ᾗ δυνατὸν προσωτάτω, ἀπὸ τῶν αἰσθήσεων· ταῦτα οὕτω προνοητικῶς πεπραγμένα, ἀπορεῖς, πότερα τύχης ἢ γνώμης ἔργα ἐστίν;

Οὐ μὰ τὸν Δί᾽, ἔφη, ἀλλ᾽ οὕτω γε σκοπουμένῳ πάνυ ἔοικε ταῦτα σοφοῦ τινος δημιουργοῦ καὶ φιλοζώου τεχνήματι. [5] Τὸ δὲ ἐμφῦσαι μὲν ἔρωτα τῆς τεκνοποιΐας, ἐμφῦσαι δὲ ταῖς γειναμέναις ἔρωτα τοῦ ἐκτρέφειν, τοῖς δὲ τραφεῖσι μέγιστον μὲν πόθον τοῦ ζῆν, μέγιστον δὲ φόβον τοῦ θανάτου; [6] Ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήμασί τινος ζῶα εἶναι βουλευσαμένου.

Σὺ δὲ σαυτὸν φρόνιμόν τι δοκεῖς ἔχειν;—ἄλλοθι δὲ οὐδαμοῦ οὐδὲν οἴει φρόνιμον εἶναι;—νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σὲ εὐτυχῶς πως δοκεῖς συναρπάσαι; Καὶ τάδε τὰ ὑπερμεγέθη καὶ πλῆθος ἄπειρα δι᾽ ἀφροσύνην τινὰ οὕτως οἴει εὐτάκτως ἔχειν;

[7] Μὰ Δί᾽, οὐ γὰρ ὁρῶ τοὺς κυρίους, ὥσπερ τῶν ἐνθάδε γιγνομένων τοὺς δημιουργούς. [8] Ουδὲ γὰρ τὴν σεαυτοῦ

σύ γε ψυχὴν ὁρᾷς, ἣ τοῦ σώματος κυρία ἐστίν· ὥστε, κατά γε τοῦτο, ἔξεστί σοι λέγειν, ὅτι οὐδὲν γνώμῃ, ἀλλὰ τύχῃ πάντα πράττεις.

Καὶ ὁ Ἀριστόδημος, Οὔτοι, ἔφη, ἐγὼ, ὦ Σώκρατες, ὑπερορῶ τὸ δαιμόνιον, ἀλλ' ἐκεῖνο μεγαλοπρεπέστερον ἡγοῦμαι, ἢ ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι. [1] Οὐκοῦν, ἔφη, ὅσῳ μεγαλοπρεπέστερον ἀξιοῖ σε θεραπεύειν, τοσούτῳ μᾶλλον τιμητέον αὐτό.

Εὖ ἴσθι, ἔφη, ὅτι, εἰ νομίζοιμι θεοὺς ἀνθρώπων τι φροντίζειν, οὐκ ἂν [2] ἀμελοίην αὐτῶν. Ἔπειτ' οὐκ οἴει φροντίζειν, οἳ πρῶτον μὲν μόνον τῶν ζώων ἄνθρωπον ὀρθὸν ἀνέστησαν, (ἡ δὲ ὀρθότης καὶ προορᾷν πλεῖον ποιεῖ δύνασθαι, καὶ τὰ ὕπερθεν μᾶλλον θεᾶσθαι, καὶ ἧττον κακοπαθεῖν,) καὶ ὄψιν, καὶ ἀκοὴν, καὶ στόμα ἐνεποίησαν; ἔπειτα τοῖς μὲν ἄλλοις ἑρπετοῖς πόδας ἔδωκαν, οἳ τὸ πορεύεσθαι μόνον παρέχουσιν· ἀνθρώπῳ δὲ καὶ χεῖρας προσέθεσαν, αἳ τὰ πλεῖστα, οἷς εὐδαιμονέστεροι ἐκείνων ἐσμὲν, ἐξεργάζονται;

Καὶ μὴν γλῶττάν γε πάντων τῶν ζώων ἐχόντων, μόνην τὴν τῶν ἀνθρώπων ἐποίησαν [3] οἵαν, ἄλλοτε ἀλλαχῇ ψαύουσαν τοῦ στόματος, ἀρθροῦν τε τὴν φωνὴν, καὶ σημαίνειν πάντα ἀλλήλοις, ἃ βουλόμεθα. * * *

Οὐ τοίνυν μόνον ἤρκεσε τῷ θεῷ τοῦ σώματος ἐπιμεληθῆναι, ἀλλ' (ὅπερ μέγιστόν ἐστι) καὶ τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε. Τίνος γὰρ ἄλλου ζώου ψυχὴ πρῶτα μὲν θεῶν, τῶν τὰ μέγιστα καὶ κάλλιστα συνταξάντων, ᾔσθηται, ὅτι εἰσί; τί δὲ φῦλον ἄλλο, ἢ ἄνθρωποι, θεοὺς θεραπεύουσι; ποία δὲ ψυχὴ τῆς ἀνθρωπίνης ἱκανωτέρα προφυλάττεσθαι ἢ λιμὸν, ἢ δίψος, ἢ ψύχη, ἢ θάλπη, ἢ νόσοις ἐπικουρῆσαι, ἢ ῥώμην ἀσκῆσαι, ἢ (τὰ) πρὸς μάθησιν ἐκπονῆσαι, ἢ ὅσα ἂν ἀκούσῃ, ἢ ἴδῃ, ἢ μάθῃ, ἱκανωτέρα ἐστὶ διαμεμνῆσθαι;

Οὐ γὰρ πάνυ σοι κατάδηλον, ὅτι παρὰ τὰ ἄλλα ζῶα, ὥσπερ θεοὶ, ἄνθρωποι βιοτεύουσι, φύσει καὶ τῷ σώματι καὶ τῇ ψυχῇ κρατιστεύοντες; οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην, ἠδύνατ᾽ ἂν πράττειν, ἃ ἐβούλετο· οὐθ᾽ ὅσα χεῖρας ἔχει, ἄφρονα δ᾽ ἐςὶ, πλέον οὐδὲν ἔχει. Σὺ δὲ ἀμφοτέρων τῶν πλείστου ἀξίων τετυχηκὼς, οὐκ οἴει σοῦ θεοὺς ἐπιμελεῖσθαι; * * *

[1] Ὠ ᾽γαθὲ, ἔφη, κατάμαθε, ὅτι καὶ ὁ σὸς νοῦς ἐνὼν, τὸ σὸν σῶμα, ὅπως βούλεται, μεταχειρίζεται. Οἴεσθαι οὖν χρὴ, καὶ τὴν ἐν (τῷ) παντὶ φρόνησιν τὰ πάντα, ὅπως ἂν αὐτῇ ἡδὺ ᾖ, οὕτω τίθεσθαι· καὶ μὴ, τὸ σὸν μὲν ὄμμα δύνασθαι ἐπὶ πολλὰ στάδια ἐξικνεῖσθαι, τὸν δὲ τοῦ θεοῦ ὀφθαλμὸν ἀδύνατον εἶναι ἅμα πάντα ὁρᾷν· μηδὲ, τὴν σὴν μὲν ψυχὴν καὶ περὶ τῶν ἐνθάδε, καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Σικελίᾳ δύνασθαι φροντίζειν, τὴν δὲ τοῦ θεοῦ φρόνησιν μὴ ἱκανὴν εἶναι ἅμα πάντων ἐπιμελεῖσθαι.

Ἢν μέντοι, ὥσπερ ἀνθρώπους θεραπεύων γιγνώσκεις τοὺς ἀντιθεραπεύειν ἐθέλοντας, καὶ χαριζόμενος τοὺς ἀντιχαριζομένους, καὶ συμβουλευόμενος καταμανθάνεις τοὺς φρονίμους, οὕτω καὶ τῶν θεῶν πεῖραν λαμβάνῃς θεραπεύων,—γνώσῃ τὸ θεῖον, ὅτι τοσοῦτον καὶ τοιοῦτόν ἐστιν, ὥσθ᾽ ἅμα πάντα ὁρᾷν, καὶ πάντα ἀκούειν, καὶ πανταχοῦ παρεῖναι, [2] καὶ ἅμα πάντων ἐπιμελεῖσθαι αὐτούς.

[3] Ἐμοὶ μὲν οὖν, ταῦτα λέγων, οὐ μόνον τοὺς συνόντας ἐδόκει ποιεῖν, ὁπότε ὑπὸ τῶν ἀνθρώπων ὁρῷντο, ἀπέχεσθαι τῶν ἀνοσίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν, ἀλλὰ καὶ ὁπότε ἐν ἐρημίᾳ εἶεν· ἐπείπερ ἡγήσαιντο μηδὲν ἄν ποτε, ὧν πράττοιεν, θεοὺς διαλαθεῖν.

* * *

ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΔΕΥΤΕΡΟΥ.

ΚΕΦ. α.

* * *

—*Πρόδικος δὲ ὁ σοφὸς ἐν τῷ συγγράμματι τῷ περὶ τοῦ Ἡρακλέους, (ὅπερ δὴ καὶ πλείστοις ἐπιδείκνυται,)* [1] *ὡσαύτως περὶ τῆς ἀρετῆς ἀποφαίνεται, ὧδέ πως λέγων, ὅσα ἐγὼ μέμνημαι. Φησὶ γὰρ, Ἡρακλέα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, (ἐν ᾗ οἱ νέοι, ἤδη αὐτοκράτορες γιγνόμενοι, δηλοῦσιν,* [2] *εἴτε τὴν δι' ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον, εἴτε τὴν διὰ κακίας,)* [3] *ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι,* [4] *ἀποροῦντα, ὁποτέραν τῶν ὁδῶν τράπηται.*

[5] *Καὶ φανῆναι αὐτῷ δύο γυναῖκας προϊέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε ἰδεῖν καὶ ἐλευθέριον, φύσει κεκοσμημένην* [6] *τὸ μὲν σῶμα καθαρότητι, τὰ δὲ ὄμματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνῃ, ἐσθῆτι δὲ λευκῇ· τὴν δὲ ἑτέραν* [7] *τεθραμμένην μὲν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα,* [8] *κεκαλλωπισμένην δὲ τὸ μὲν χρῶμα, ὥστε λευκοτέραν τε καὶ ἐρυθροτέραν τοῦ ὄντος δοκεῖν φαίνεσθαι,* [9] *τὸ δὲ σχῆμα, ὥστε δοκεῖν ὀρθοτέραν τῆς φύσεως εἶναι,* [10] *τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ, ἐξ ἧς ἂν μάλιστα ἡ ὥρα διαλάμποι· κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτὴν, ἐπισκοπεῖν δὲ, καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται· πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν.*

Ὡς δ' ἐγένοντο πλησιαίτερον τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ῥηθεῖσαν ἰέναι [11] *τὸν αὐτὸν τρόπον· τὴν δὲ ἑτέ-*

ραν, φθάσαι βουλομένην, προσδραμεῖν τῷ Ἡρακλεῖ, καὶ εἰπεῖν· Ὁρῶ σε, ὦ Ἡράκλεις, ἀποροῦντα, ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπῃ· ἐὰν οὖν ἐμὲ φίλην ποιήσῃ, ἐπὶ τὴν ἡδίστην τε καὶ ῥᾴστην ὁδὸν ἄξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἄγευστος ἔσῃ, τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσῃ.

Πρῶτον μὲν γὰρ οὐ πολέμων, οὐδὲ πραγμάτων [1] φροντιεῖς· ἀλλὰ σκοπούμενος [2] διέσῃ, τί ἂν κεχαρισμένον ἢ σιτίον ἢ ποτὸν εὕροις· ἢ τί ἂν ἰδὼν ἢ τί ἀκούσας τερφθείης· ἢ τίνων ὀσφραινόμενος ἢ ἁπτόμενος ἡσθείης· τίσι δὲ παιδικοῖς ὁμιλῶν μάλιστ' ἂν εὐφρανθείης· καὶ πῶς ἂν μαλακώτατα καθεύδοις· καὶ πῶς ἂν ἀπονώτατα τούτων πάντων τυγχάνοις.

Ἐὰν δέ ποτε γένηταί [3] τις ὑποψία σπάνεως, ἀφ' ὧν ἔσται ταῦτα, οὐ φόβος, μή σε ἀγάγω ἐπὶ τὸ, πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ, ταῦτα πορίζεσθαι· [4] ἀλλ' οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται, τούτοις σὺ χρήσῃ, [5] οὐδενὸς ἀπεχόμενος, ὅθεν ἂν δυνατὸν ᾖ τι κερδᾶναι. Πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοὶ ξυνοῦσιν ἐξουσίαν ἔγωγε παρέχω.

Καὶ ὁ Ἡρακλῆς ἀκούσας ταῦτα, Ὦ γύναι, ἔφη, ὄνομα δέ σοι τί ἐστιν; Ἡ δὲ, Οἱ μὲν ἐμοὶ φίλοι, ἔφη, καλοῦσί με Εὐδαιμονίαν· οἱ δὲ μισοῦντές με [6] ὑποκοριζόμενοι ὀνομάζουσί με Κακίαν.

Καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ προσελθοῦσα εἶπεν· Καὶ ἐγὼ ἥκω πρὸς σὲ, ὦ Ἡράκλεις, εἰδυῖα τοὺς γεννήσαντάς σε, καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ παιδείᾳ καταμαθοῦσα· ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποιο, σφόδρ' ἄν σε τῶν καλῶν καὶ σεμνῶν ἐργάτην ἀγαθὸν γενέσθαι, καὶ ἐμὲ ἔτι πολὺ ἐντιμοτέραν, καὶ ἐπ' ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. Οὐκ ἐξαπατήσω δέ σε προοιμίοις ἡδο-

νῆς, ἀλλ', ᾗπερ [1] οἱ θεοὶ διέθεσαν, τὰ ὄντα διηγήσομαι μετ' ἀληθείας.

Τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνυ καὶ ἐπιμελείας θεοὶ διδόασιν ἀνθρώποις· ἀλλ', εἴτε τοὺς θεοὺς [2] ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεούς· εἴτε ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον· εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον· εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπ' ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν· εἴτε τὴν γῆν φέρειν σοι βούλει καρποὺς ἀφθόνους, τὴν γῆν θεραπευτέον· εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον· εἴτε διὰ πολέμου ὁρμᾷς αὔξεσθαι, καὶ βούλει δύνασθαι τούς τε φίλους ἐλευθεροῦν, καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων μαθητέον, καὶ ὅπως αὐταῖς δεῖ χρῆσθαι ἀσκητέον· εἰ δὲ καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γνώμῃ ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα, καὶ γυμναστέον σὺν πόνοις καὶ ἱδρῶτι.

Καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν, (ὥς φησι Πρόδικος·) Ἐννοεῖς, ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὁδὸν ἐπὶ τὰς εὐφροσύνας ἡ γυνή σοι αὕτη διηγεῖται; ἐγὼ δὲ ῥᾳδίαν καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἄξω σε.

Καὶ ἡ Ἀρετὴ εἶπεν· Ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ τί ἡδὺ οἶσθα, μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ πρὶν ἐπιθυμῆσαι, πάντων ἐμπίπλασαι· [3] πρὶν μὲν πεινῆν, ἐσθίουσα, πρὶν δὲ διψῆν, πίνουσα· καὶ ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη· ἵνα δὲ ἡδέως πίνῃς, οἴνους τε πολυτελεῖς παρασκευάζῃ, [4] καὶ τῦ θέρους χιόνα περιθέουσα ζητεῖς· ἵνα δὲ καθυπνώσῃς ἡδέως, οὐ μόνον τὰς στρωμνὰς

μαλακὰς, ἀλλὰ καὶ τὰς κλίνας. καὶ [1] τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ· οὐ γὰρ διὰ τὸ πονεῖν, ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν, ὅ τι ποιῇς, ὕπνου ἐπιθυμεῖς. Τὰ δ' ἀφροδίσια πρὸ τοῦ δεῖσθαι ἀναγκάζεις, πάντα μηχανωμένη, καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη. Οὕτω γὰρ παιδεύεις τοὺς σαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δὲ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα.

Ἀθάνατος δὲ οὖσα, ἐκ θεῶν μὲν ἀπέῤῥιψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζῃ. τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σαυτῆς ἔργον καλὸν τεθέασαι. Τίς δ' ἄν σοι λεγούσῃ τι [2] πιστεύσειε; τίς δ' ἂν δεομένῃ τινὸς ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν [3] τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἳ, νέοι μὲν ὄντες, τοῖς σώμασιν ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι, ταῖς ψυχαῖς ἀνόητοι· ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες· τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι· τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι.

Εγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτε ἀνθρώπινον χωρὶς ἐμοῦ γίγνεται. Τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς, καὶ παρὰ ἀνθρώποις, οἷς προσήκει· ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός.

Εστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ, ἕως ἂν ἐπιθυ-

μήσωσιν αὐτῶν. Ὕπνος δὲ αὐτοῖς πάρεστιν ἡδίων, ἢ τοῖς ἀμόχθοις· καὶ οὔτε ἀπολιπόντες αὐτὸν ἄχθονται, οὔτε διὰ τοῦτον [1] μεθιᾶσι τὰ δέοντα πράττειν. Καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται. καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, δι' ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν. Ὅταν δ' ἔλθῃ [2] τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης [3] τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι.—Τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι. * * *

* * *

ΚΕΦ. δ'.

Ἤκουσα δέ ποτε αὐτοῦ καὶ περὶ φίλων διαλεγομένου, ἐξ ὧν ἔμοιγε ἐδόκει μάλιστ' ἄν τις ὠφελεῖσθαι πρὸς φίλων κτῆσίν τε καὶ χρείαν. [4] Τοῦτο μὲν γὰρ δὴ πολλῶν ἔφη ἀκούειν, ὡς πάντων κτημάτων κράτιστον ἂν εἴη φίλος σαφὴς καὶ ἀγαθός· ἐπιμελουμένους δὲ παντὸς μᾶλλον ὁρᾶν ἔφη τοὺς πολλοὺς, ἢ φίλων κτήσεως.

Καὶ γὰρ οἰκίας, καὶ ἀγροὺς, καὶ ἀνδράποδα, καὶ βοσκήματα, καὶ σκεύη κτωμένους τε ἐπιμελῶς ὁρᾶν ἔφη, καὶ τὰ ὄντα σώζειν πειρωμένους· φίλον δὲ, (ὃ μέγιστον ἀγαθὸν εἶναί φασιν,) ὁρᾶν ἔφη τοὺς πολλοὺς οὔτε, ὅπως κτήσωνται, φροντίζοντας, οὔτε, [5] ὅπως οἷόν τε, ἑαυτοῖς σώζοντας.

Ἀλλὰ καὶ, καμνόντων φίλων τε καὶ οἰκετῶν, ὁρᾶν τινας ἔφη τοῖς μὲν οἰκέταις καὶ ἰατροὺς εἰσάγοντας, καὶ τἄλλα

πρὸς ὑγίειαν ἐπιμελῶς παρασκευάζοντας, τῶν δὲ φίλων ὀλιγωροῦντας· ἀποθνῃσκόντων τε ἀμφοτέρων, ἐπὶ μὲν τοῖς οἰκέταις ἀχθομένους καὶ ζημίαν ἡγουμένους, ἐπὶ δὲ τοῖς φίλοις οὐδὲν οἰομένους ἐλαττοῦσθαι· καὶ τῶν μὲν ἄλλων κτημάτων οὐδὲν ἐῶντας ἀθεράπευτον, οὐδ' ἀνεπίσκεπτον, τῶν δὲ φίλων ἐπιμελείας δεομένων ἀμελοῦντας.

Ἔτι δὲ πρὸς τούτοις, ὁρᾶν ἔφη τοὺς πολλοὺς τῶν μὲν ἄλλων κτημάτων, καὶ πάνυ πολλῶν αὐτοῖς ὄντων, [1] τὸ πλῆθος εἰδότας· τῶν δὲ φίλων ὀλίγων ὄντων οὐ μόνον τὸ πλῆθος ἀγνοοῦντας, ἀλλὰ καὶ τοῖς πυνθανομένοις τοῦτο καταλέγειν ἐγχειρήσαντας, οὓς ἐν τοῖς φίλοις ἔθεσαν, [2] πάλιν τούτους ἀνατίθεσθαι· τοσοῦτον αὐτοὺς τῶν φίλων φροντίζειν.

Καίτοι πρὸς ποῖον κτῆμα τῶν ἄλλων παραβαλλόμενος φίλος ἀγαθὸς, οὐκ ἂν πολλῷ κρείττων φανείη; ποῖος γὰρ ἵππος, ἢ ποῖον ζεῦγος οὕτω χρήσιμον, ὥσπερ ὁ χρηστὸς φίλος; ποῖον δὲ ἀνδράποδον οὕτως εὔνουν καὶ παραμόνιμον; ἢ ποῖον ἄλλο κτῆμα οὕτω πάγχρηστον;

Ὁ γὰρ ἀγαθὸς φίλος ἑαυτὸν τάττει πρὸς πᾶν τὸ ἐλλεῖπον τῷ φίλῳ, καὶ τῆς τῶν ἰδίων κατασκευῆς, καὶ τῶν κοινῶν πράξεων. καὶ ἄν τέ τινα εὖ ποιῆσαι δέῃ, συνεπισχύει· ἄν τέ τις φόβος ταράττῃ, συμβοηθεῖ, [3] τὰ μὲν συναναλίσκων, τὰ δὲ συμπράττων, καὶ τὰ μὲν συμπείθων, τὰ δὲ βιαζόμενος· καὶ εὖ μὲν πράττοντας πλεῖστα εὐφραίνων, [4] σφαλλομένους δὲ πλεῖστα ἐπανορθῶν.

Ἃ δὲ αἵ τε χεῖρες ἑκάστῳ ὑπηρετοῦσι, καὶ οἱ ὀφθαλμοὶ προορῶσι, καὶ τὰ ὦτα προακούουσι, καὶ οἱ πόδες διανύτουσι, [5] τούτων φίλος εὐεργετῶν οὐδενὸς λείπεται. Πολλάκις δὲ, ἃ πρὸ αὐτοῦ τις ἢ [6] οὐκ ἐξειργάσατο, ἢ οὐκ εἶδεν, ἢ οὐκ ἤκουσεν, ἢ οὐ διήνυσε, ταῦτα ὁ φίλος πρὸς τοὺς φίλους ἐξήρκεσεν. Ἀλλ' ὅμως ἔνιοι δένδρα μὲν πειρῶνται

θεραπεύειν τοῦ καρποῦ ἕνεκεν· τοῦ δὲ παμφορωτάτου κτήματος, ὃ καλεῖται φίλος, ἀργῶς καὶ ἀνειμένως οἱ πλεῖστοι ἐπιμέλονται.

* * *

ΚΕΦ. ϛ΄.

[1] Ἐδόκει δέ μοι καὶ εἰς τὸ δοκιμάζειν φίλους, ὁποίους ἄξιον κτᾶσθαι, φρενοῦν, τοιάδε λέγων· Εἰπέ μοι, ἔφη, ὦ Κριτόβουλε, εἰ δεοίμεθα φίλου ἀγαθοῦ, [2] πῶς ἂν ἐπιχειροίημεν σκοπεῖν; ἆρα πρῶτον μὲν ζητητέον, [3] ὅστις ἄρχει γαστρός τε, καὶ φιλοποσίας, καὶ λαγνείας, καὶ ὕπνου, καὶ ἀργίας; ὁ γὰρ ὑπὸ τούτων κρατούμενος οὔτ᾽ αὐτὸς ἑαυτῷ δύναιτ᾽ ἂν, οὔτε φίλῳ, τὰ δέοντα πράττειν. Μὰ Δί᾽ οὐ δῆτα, ἔφη. [4] Οὐκοῦν τοῦ μὲν ὑπὸ τούτων ἀρχομένου ἀφεκτέον δοκεῖ σοι εἶναι; Πάνυ μὲν οὖν, ἔφη.

[5] Τί γάρ; ἔφη, ὅστις, δαπανηρὸς ὢν, μὴ αὐτάρκης ἐστὶν, ἀλλ᾽ ἀεὶ τῶν πλησίον δεῖται, καὶ λαμβάνων μὲν, μὴ δύναται ἀποδιδόναι, μὴ λαμβάνων δὲ, τὸν μὴ διδόντα μισεῖ· οὐ δοκεῖ σοι καὶ οὗτος χαλεπὸς φίλος εἶναι; Πάνυ, ἔφη. Οὐκοῦν ἀφεκτέον καὶ τούτου; Ἀφεκτέον μέντοι, ἔφη.

Τί γάρ; ὅστις χρηματίζεσθαι μὲν δύναται, πολλῶν δὲ χρημάτων ἐπιθυμεῖ, καὶ διὰ τοῦτο δυσξύμβολός ἐστι, καὶ λαμβάνων μὲν ἥδεται, ἀποδιδόναι δὲ οὐ βούλεται; Ἐμοὶ μὲν δοκεῖ, ἔφη, ὅτος ἔτι πονηρότερος ἐκείνȣ εἶναι. [6] Τί δέ; ὅστις, διὰ τὸν ἔρωτα τοῦ χρηματίζεσθαι, μηδὲ πρὸς ἓν ἄλλο σχολὴν ποιεῖται, ἢ ὁπόθεν αὐτὸς κερδανεῖ; [7] Ἀφεκτέον

καὶ τούτου, ὡς ἐμοὶ δοκεῖ· ἀνωφελὴς γὰρ ἂν εἴη τῷ χρωμένῳ.

Τί δέ; ὅστις στασιώδης τέ ἐστι, καὶ θέλων πολλοὺς τοῖς φίλοις ἐχθροὺς παρέχειν; Φευκτέον, νὴ Δία, καὶ τοῦτον. Εἰ δέ τις τούτων μὲν τῶν κακῶν μηδὲν ἔχει, [1] εὖ δὲ πάσχων ἀνέχεται, μηδὲν φροντίζων τοῦ ἀντευεργετεῖν; [2] Ἀνωφελὴς ἂν εἴη καὶ οὗτος. Ἀλλὰ ποῖον, ὦ Σώκρατες, ἐπιχειρήσομεν [3] φίλον ποιεῖσθαι;

Οἶμαι μὲν, ὃς, τἀναντία τούτων, ἐγκρατὴς μέν ἐστι τῶν διὰ τοῦ σώματος ἡδονῶν, εὔορκος δὲ καὶ εὐξύμβολος [4] ὢν τυγχάνει, καὶ [5] φιλόνικος πρὸς τὸ μὴ ἐλλείπεσθαι εὖ ποιῶν τοὺς εὐεργετοῦντας ἑαυτὸν, ὥστε λυσιτελεῖν τοῖς χρωμένοις.

Πῶς οὖν ἂν ταῦτα δοκιμάσαιμεν, ὦ Σώκρατες, πρὸ τοῦ χρῆσθαι; Τοὺς μὲν ἀνδριαντοποιοὺς, ἔφη, δοκιμάζομεν, οὐ τοῖς λόγοις αὐτῶν τεκμαιρόμενοι, ἀλλ' ὃν ἂν ὁρῶμεν τοὺς πρόσθεν ἀνδριάντας καλῶς εἰργασμένον, τούτῳ πιστεύομεν καὶ τοὺς λοιποὺς εὖ ποιήσειν.

Καὶ ἄνδρα δὴ λέγεις, ἔφη, ὃς ἂν τοὺς φίλους τοὺς πρόσθεν εὖ ποιῶν φαίνηται, δῆλον εἶναι καὶ [6] τοὺς ὑστέρους εὐεργετήσοντα. Καὶ γὰρ ἵπποις, ἔφη, ὃν ἂν τοῖς πρόσθεν ὁρῶ καλῶς χρώμενον, τοῦτον καὶ ἄλλοις οἶμαι καλῶς χρήσεσθαι. * * *

—Ὅταν—, ὦ Κριτόβουλε, φίλος τινὶ βούλῃ γενέσθαι, ἐάσεις με [7] κατειπεῖν σου πρὸς αὐτὸν, ὅτι ἄγασαί τε αὐτοῦ, καὶ ἐπιθυμεῖς φίλος αὐτοῦ εἶναι; Κατηγόρει, ἔφη ὁ Κριτόβουλος· οὐδένα γὰρ οἶδα μισοῦντα τοὺς ἐπαινοῦντας.

[8] Ἐὰν δέ σου προσκατηγορήσω, ἔφη, ὅτι διὰ τὸ [9] ἄγασθαι αὐτοῦ καὶ εὐνοϊκῶς ἔχεις πρὸς αὐτὸν, [10] ἆρα μὴ διαβάλλεσθαι δόξεις ὑπ' ἐμοῦ; Ἀλλὰ καὶ αὐτῷ μοι,

ἔφη, ἐγγίγνεται εὔνοια, πρὸς οὓς ἂν ὑπολάβω εὐνοϊκῶς ἔχειν πρὸς ἐμέ.

Ταῦτα μὲν δή, ἔφη ὁ Σωκράτης, ἐξέσται μοι λέγειν περὶ σοῦ, πρὸς οὓς ἂν βούλῃ φίλους ποιήσασθαι. ἐὰν δέ μοι ἔτι ἐξουσίαν δῷς λέγειν περὶ σοῦ, ὅτι ἐπιμελής τε τῶν φίλων εἶ, καὶ οὐδενὶ οὕτω χαίρεις ὡς φίλοις ἀγαθοῖς, καὶ ἐπί τε τοῖς καλοῖς ἔργοις τῶν φίλων ἀγάλλῃ οὐχ ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτοῦ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς τῶν φίλων χαίρεις οὐδὲν ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτοῦ· ὅπως τε ταῦτα γίγνηται τοῖς φίλοις, [1] οὐκ ἀποκάμνεις μηχανώμενος· καὶ ὅτι ἔγνωκας ἀνδρὸς ἀρετὴν εἶναι, νικᾶν τοὺς μὲν φίλους εὖ ποιοῦντα, τοὺς δὲ ἐχθροὺς κακῶς· πάνυ ἂν οἶμαί σοι ἐπιτήδειον εἶναί με [2] σύνθηρον τῶν ἀγαθῶν φίλων.

Τί οὖν, ἔφη ὁ Κριτόβουλος, ἐμοὶ τοῦτο λέγεις, [3] ὥσπερ οὐκ ἐπὶ σοὶ ὄν, ὅ τι ἂν βούλῃ, περὶ ἐμοῦ λέγειν; Μὰ Δί' οὐχ, ὥς ποτε ἐγὼ [4] Ἀσπασίας ἤκουσα· ἔφη γὰρ [5] τὰς ἀγαθὰς προμνηστρίδας, μετὰ μὲν ἀληθείας τἀγαθὰ διαγγελλούσας, δεινὰς εἶναι συνάγειν ἀνθρώπους εἰς κηδείαν, ψευδομένας δ' οὐκ ὠφελεῖν ἐπαινούσας· τοὺς γὰρ ἐξαπατηθέντας ἅμα μισεῖν ἀλλήλους τε καὶ τὴν προμνησαμένην· ἃ δὴ καὶ ἐγὼ πεισθεὶς [6] ὀρθῶς ἔχειν, ἡγοῦμαι οὐκ ἐξεῖναί μοι περὶ σοῦ λέγειν ἐπαινοῦντι οὐδέν, ὅ τι ἂν μὴ ἀληθεύω.

Σὺ μὲν ἄρα, ἔφη ὁ Κριτόβουλος, τοιοῦτός μοι φίλος εἶ, ὦ Σώκρατες, οἷος, ἂν μέν τι αὐτὸς ἔχω ἐπιτήδειον εἰς τὸ φίλους κτήσασθαι, συλλαμβάνειν μοι· εἰ δὲ μή, οὐκ ἂν ἐθέλοις πλάσας τι εἰπεῖν ἐπὶ τῇ ἐμῇ ὠφελείᾳ. Πότερα δ' ἄν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, δοκῶ σοι μᾶλλον ὠφελεῖν σε, τὰ ψευδῆ ἐπαινῶν, ἢ πείθων πειρᾶσθαί σε ἀγαθὸν ἄνδρα γενέσθαι;—[7] εἰ δὲ μὴ φανερὸν οὕτω σοι, ἐκ τῶνδε σκέψαι.—

Εἰ γάρ σε βουλόμενος φίλον ποιῆσαι ναυκλήρῳ, ψευδόμενος [1] *ἐπαινοίην, φάσκων ἀγαθὸν εἶναι κυβερνήτην, ὁ δέ μοι πεισθεὶς* [2] *ἐπιτρέψειέ σοι τὴν ναῦν μὴ ἐπισταμένῳ κυβερνᾶν· ἔχεις τινὰ ἐλπίδα, μὴ ἂν σαυτόν τε καὶ τὴν ναῦν ἀπολέσαι;* [3] *ἢ εἴ σοι πείσαιμι κοινῇ τὴν πόλιν ψευδόμενος, ὡς ἂν στρατηγικῷ τε καὶ δικαστικῷ καὶ πολιτικῷ, ἑαυτὴν ἐπιτρέψαι· τί ἂν οἴει σαυτὸν καὶ τὴν πόλιν ὑπὸ σοῦ παθεῖν; ἢ εἴ τινας* [4] *ἰδίᾳ τῶν πολιτῶν πείσαιμι ψευδόμενος, ὡς ὄντι οἰκονομικῷ τε καὶ ἐπιμελεῖ τὰ ἑαυτῶν ἐπιτρέψαι· ἆρ' οὐκ ἄν, πεῖραν διδοὺς, ἅμα τε βλαβερὸς εἴης, καὶ καταγέλαστος φαίνοιο;*

Ἀλλὰ συντομωτάτη τε, καὶ ἀσφαλεστάτη, καὶ καλλίστη ὁδὸς, ὦ Κριτόβουλε, ὅ τι ἂν βούλῃ δοκεῖν ἀγαθὸς εἶναι, τοῦτο καὶ γενέσθαι ἀγαθὸν πειρᾶσθαι. * * *

ΚΕΦ. ζ'.

* * *

—[5] *Φασὶν,—ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸν δεσπότην εἰπεῖν· Θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως,* [6] *ὅ τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν·* [7] *τῷ δὲ κυνὶ, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου.*

Τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· [8] *Ναὶ μὰ Δία· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε μήτε ὑπ' ἀνθρώπων κλέπτεσθαι, μήτε ὑπὸ λύκων ἁρπάζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδ' ἂν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ ἀπόλησθε. Οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα συγχωρῆσαι, τὸν κύνα προτιμᾶσθαι.* * * *

ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΡΙΤΟΥ.

ΚΕΦ. ά.

* * *

Οὐ δοκεῖ ὑμῖν, ὦ ἄνδρες, ὥσπερ Ὅμηρος τὸν Ἀγαμέμνονα γεραρὸν ἔφη εἶναι, καὶ οὕτω ὅδε, στρατηγεῖν μαθὼν, γεραρώτερος φαίνεσθαι; καὶ γὰρ ὥσπερ ὁ κιθαρίζειν μαθὼν, κἂν μὴ κιθαρίζῃ, κιθαριστής ἐστι· καὶ ὁ μαθὼν ἰᾶσθαι, κἂν μὴ ἰατρεύῃ, ὅμως ἰατρός ἐστιν· [1] οὕτω καὶ ὅδε ἀπὸ τοῦδε τοῦ χρόνου διατελεῖ στρατηγὸς ὢν, κἂν μηδεὶς αὐτὸν ἕληται. ὁ δὲ μὴ ἐπιστάμενος, οὔτε στρατηγὸς, οὔτε ἰατρός ἐστιν, οὐδὲ ἐὰν ὑπὸ πάντων ἀνθρώπων αἱρεθῇ. * * *

Καὶ γὰρ παρασκευαστικὸν τῶν εἰς τὸν πόλεμον τὸν στρατηγὸν εἶναι χρὴ, καὶ ποριστικὸν τῶν ἐπιτηδείων τοῖς στρατιώταις, καὶ μηχανικὸν, καὶ ἐργαστικὸν, καὶ ἐπιμελῆ, καὶ καρτερικὸν, καὶ ἀγχίνουν· καὶ φιλόφρονά τε καὶ ὠμὸν, καὶ ἁπλοῦν τε καὶ ἐπίβουλον, καὶ φυλακτικόν τε καὶ κλέπτην, καὶ προετικὸν καὶ ἅρπαγα, καὶ φιλόδωρον καὶ πλεονέκτην, καὶ ἀσφαλῆ καὶ ἐπιθετικόν· καὶ ἄλλα πολλὰ καὶ φύσει καὶ ἐπιστήμῃ δεῖ τὸν εὖ στρατηγήσοντα ἔχειν. Καλὸν δὲ καὶ τὸ τακτικὸν εἶναι.

Πολὺ γὰρ διαφέρει στράτευμα τεταγμένον ἀτάκτου· ὥσπερ λίθοι τε, καὶ πλίνθοι, καὶ ξύλα, καὶ κέραμος, ἀτάκτως μὲν ἐῤῥιμμένα, οὐδὲν χρήσιμά ἐστιν· ἐπειδὰν δὲ ταχθῇ κάτω μὲν καὶ ἐπιπολῆς τὰ μήτε σηπόμενα, μήτε τηκόμενα, οἵ τε λίθοι, καὶ ὁ κέραμος, ἐν μέσῳ δὲ αἵ τε πλίνθοι, καὶ τὰ ξύλα, ὥσπερ ἐν οἰκοδομίᾳ συντίθενται, τότε γίγνεται πολλοῦ ἄξιον κτῆμα, οἰκία. * * *

[1] ΚΕΦ. ι.

Ἀλλὰ μὴν καὶ εἴ ποτε τῶν τὰς τέχνας ἐχόντων, καὶ ἐργασίας ἕνεκα χρωμένων αὐταῖς, διαλέγοιτό τινι, καὶ τούτοις ὠφέλιμος ἦν. Εἰσελθὼν μὲν γάρ ποτε πρὸς Παῤῥάσιον τὸν ζωγράφον, καὶ διαλεγόμενος αὐτῷ, Ἆρα, ἔφη, ὦ Παῤῥάσιε, ἡ γραφική ἐστιν εἰκασία τῶν ὁρωμένων; [2] τὰ γοῦν κοῖλα καὶ τὰ ὑψηλὰ, καὶ τὰ σκοτεινὰ καὶ τὰ φωτεινὰ, καὶ τὰ σκληρὰ καὶ τὰ μαλακὰ, καὶ τὰ τραχέα καὶ τὰ λεῖα, καὶ τὰ νέα καὶ τὰ παλαιὰ σώματα διὰ τῶν χρωμάτων ἀπεικάζοντες ἐκμιμεῖσθε. Ἀληθῆ λέγεις, ἔφη.

Καὶ μὴν τά γε καλὰ εἴδη ἀφομοιοῦντες, ἐπειδὴ οὐ ῥᾴδιον ἑνὶ ἀνθρώπῳ περιτυχεῖν ἄμεμπτα πάντα ἔχοντι, ἐκ πολλῶν συνάγοντες τὰ ἐξ ἑκάστου κάλλιστα, οὕτως ὅλα τὰ σώματα καλὰ ποιεῖτε φαίνεσθαι; [3] Ποιοῦμεν γὰρ, ἔφη, οὕτως.

[4] Τί γάρ; ἔφη, τὸ πιθανώτατόν τε, καὶ ἥδιστον, καὶ φιλικώτατον, καὶ ποθεινότατον, καὶ ἐρασμιώτατον ἀπομιμεῖσθε τῆς ψυχῆς ἦθος; ἢ οὐδὲ μιμητόν ἐστι τοῦτο; [5] Πῶς γὰρ ἂν, ἔφη, μιμητὸν εἴη, ὦ Σώκρατες, ὃ μήτε συμμετρίαν, μήτε χρῶμα, μήτε, ὧν σὺ εἶπας ἄρτι, μηδὲν ἔχει, μηδὲ ὅλως ὁρατόν ἐστιν;

Ἆρ' οὖν, ἔφη, γίγνεται ἐν ἀνθρώπῳ [6] τό τε φιλοφρόνως καὶ τὸ ἐχθρῶς βλέπειν πρός τινας; Ἔμοιγε δοκεῖ, ἔφη. Οὐκοῦν τοῦτό γε μιμητὸν ἐν τοῖς ὄμμασιν; Καὶ μάλα, ἔφη. Ἐπὶ δὲ τοῖς τῶν φίλων ἀγαθοῖς καὶ τοῖς κακοῖς ὁμοίως σοι δοκοῦσιν ἔχειν τὰ πρόσωπα οἵ τε φροντίζοντες καὶ οἱ μή; Μὰ Δί' οὐ δῆτα, ἔφη· ἐπὶ μὲν γὰρ τοῖς ἀγαθοῖς φαιδροὶ, ἐπὶ δὲ τοῖς κακοῖς σκυθρωποὶ γίγνονται. Οὐκοῦν, ἔφη, καὶ ταῦτα δυνατὸν ἀπεικάζειν; Καὶ μάλα, ἔφη·

Ἀλλὰ μὴν καὶ τὸ μεγαλοπρεπές τε καὶ ἐλευθέριον, καὶ τὸ ταπεινόν τε καὶ ἀνελεύθερον, καὶ τὸ σωφρονητικόν τε καὶ φρόνιμον, καὶ τὸ ὑβριστικόν τε καὶ ἀπειρόκαλον, καὶ διὰ τοῦ προσώπου, καὶ [1] διὰ τῶν σχημάτων καὶ ἑστώτων καὶ κινουμένων ἀνθρώπων, διαφαίνει. Ἀληθῆ λέγεις, ἔφη. Οὐκοῦν καὶ ταῦτα μιμητά; Καὶ μάλα, ἔφη. Πότερον οὖν, ἔφη, νομίζεις ἥδιον ὁρᾷν τοὺς ἀνθρώπους, δι' ὧν τὰ καλά τε κἀγαθὰ καὶ ἀγαπητὰ ἤθη φαίνεται, ἢ δι' ὧν τὰ αἰσχρά τε καὶ πονηρὰ καὶ μισητά; Πολὺ νὴ Δί', ἔφη, διαφέρει, ὦ Σώκρατες.

Πρὸς δὲ Κλείτωνα τὸν ἀνδριαντοποιὸν εἰσελθών ποτε, καὶ διαλεγόμενος αὐτῷ, Ὅτι μὲν, ἔφη, ὦ Κλείτων, ἀλλοίους ποιεῖς δρομεῖς τε, καὶ παλαιστὰς, καὶ πύκτας, καὶ παγκρατιαστὰς, ὁρῶ τε καὶ οἶδα· ὃ δὲ μάλιστα ψυχαγωγεῖ διὰ τῆς ὄψεως τοὺς ἀνθρώπους, τὸ ζωτικὸν φαίνεσθαι, πῶς τοῦτο ἐνεργάζῃ τοῖς ἀνδριάσιν;

[2] *Ἐπεὶ δὲ ἀπορῶν ὁ Κλείτων ὐ ταχὺ ἀπεκρίνατο·* [3] *Ἆρ', ἔφη, τοῖς τῶν ζώντων εἴδεσιν ἀπεικάζων τὸ ἔργον, ζωτικωτέρους ποιεῖς φαίνεσθαι τοὺς ἀνδριάντας; Καὶ μάλα, ἔφη.* [4] *Οὐκοῦν τά τε ὑπὸ τῶν σχημάτων κατασπώμενα καὶ τὰ ἀνασπώμενα ἐν τοῖς σώμασι, καὶ τὰ συμπιεζόμενα καὶ τὰ διελκόμενα, καὶ τὰ ἐντεινόμενα καὶ τὰ ἀνιέμενα ἀπεικάζων, ὁμοιότερά τε τοῖς ἀληθινοῖς καὶ πιθανώτερα ποιεῖς φαίνεσθαι; Πάνυ μὲν οὖν, ἔφη.*

[5] *Τὸ δὲ καὶ τὰ πάθη τῶν ποιούντων τι σωμάτων ἀπομιμεῖσθαι, οὐ ποιεῖ τινα τέρψιν τοῖς θεωμένοις; Εἰκὸς γοῦν, ἔφη. Οὐκοῦν καὶ τῶν μὲν μαχομένων ἀπειλητικὰ τὰ ὄμματα ἀπεικαστέον, τῶν δὲ νενικηκότων εὐφραινομένων ἡ ὄψις μιμητέα; Σφόδρα γε, ἔφη. Δεῖ ἄρα, ἔφη, τὸν ἀνδριαντοποιὸν τὰ τῆς ψυχῆς ἔργα τῷ εἴδει προσεικάζειν.*

Πρὸς δὲ Πιστίαν [1] τὸν θωρακοποιὸν εἰσελθὼν, (ἐπιδείξαντος αὐτοῦ τῷ Σωκράτει θώρακας εὖ εἰργασμένους,) Νὴ τὴν Ἥραν, ἔφη, καλόν γε, ὦ Πιστία, τὸ εὕρημα, τὸ τὰ μὲν δεόμενα σκέπης τοῦ ἀνθρώπου σκεπάζειν τὸν θώρακα, ταῖς δὲ χερσὶ μὴ κωλύειν χρῆσθαι.

Ἀτὰρ, ἔφη, λέξον μοι, ὦ Πιστία, διὰ τί, οὔτε ἰσχυροτέρους, [2] οὔτε πολυτελεστέρους τῶν ἄλλων ποιῶν τοὺς θώρακας, πλείονος πωλεῖς; Ὅτι, ἔφη, ὦ Σώκρατες, [3] εὐρυθμοτέρους ποιῶ. [4] Τὸν δὲ ῥυθμὸν, ἔφη, πότερα μέτρῳ ἢ σταθμῷ ἐπιδεικνύων, πλείονος τιμᾷ; οὐ γὰρ δὴ ἴσους γε πάντας, οὐδὲ ὁμοίους οἶμαί σε ποιεῖν, εἴγε ἁρμόττοντας ποιεῖς. [5] Ἀλλὰ νὴ Δί', ἔφη, ποιῶ· οὐδὲν γὰρ ὄφελός ἐστι θώρακος ἄνευ τούτου.

Οὐκοῦν, ἔφη, σώματά γε ἀνθρώπων τὰ μὲν εὔρυθμά ἐστι, τὰ δὲ ἄρυθμα; Πάνυ μὲν οὖν, ἔφη. Πῶς οὖν, ἔφη, τῷ ἀρύθμῳ σώματι ἁρμόττοντα τὸν θώρακα εὔρυθμον ποιεῖς; Ὥσπερ καὶ ἁρμόττοντα, ἔφη· ὁ ἁρμόττων γάρ ἐστιν εὔρυθμος.

Δοκεῖς μοι, ἔφη ὁ Σωκράτης, τὸ εὔρυθμον οὐ καθ' ἑαυτὸ λέγειν, ἀλλὰ πρὸς τὸν χρώμενον· ὥσπερ ἂν εἰ φαίης ἀσπίδα, ᾧ ἐὰν ἁρμόττῃ, τούτῳ εὔρυθμον εἶναι, καὶ χλαμύδα, καὶ τἄλλα ὡσαύτως ἔοικεν ἔχειν τῷ σῷ λόγῳ. —Ἴσως δὲ καὶ ἄλλο τι οὐ μικρὸν ἀγαθὸν τῷ ἁρμόττειν πρόσεστι. Δίδαξον, ἔφη, ὦ Σώκρατες, εἴ τι ἔχεις.

Ἧττον, ἔφη, τῷ βάρει πιέζουσιν οἱ ἁρμόττοντες τῶν ἀναρμόστων, τὸν αὐτὸν σταθμὸν ἔχοντες· οἱ μὲν γὰρ ἀνάρμοστοι, ἢ ὅλοι ἐκ τῶν ὤμων κρεμάμενοι, ἢ καὶ ἄλλο τι τοῦ σώματος σφόδρα πιέζοντες, δύσφοροι καὶ χαλεποὶ γίγνονται· [6] οἱ δὲ ἁρμόττοντες, διειλημμένοι τὸ βάρος, τὸ μὲν ὑπὸ τῶν κλειδῶν καὶ ἐπωμίδων, τὸ δὲ ὑπὸ τῶν ὤμων, τὸ δὲ ὑπὸ τοῦ στήθους, τὸ δὲ ὑπὸ τοῦ νώτου, τὸ

δὲ ὑπὸ τῆς γαστρὸς, ([1] ὀλίγου δεῖν) οὐ φορήμασι, ἀλλὰ προσθήμασιν ἐοίκασιν.

Εἴρηκας, ἔφη, αὐτὸ, δι' ὅπερ ἔγωγε τὰ ἐμὰ ἔργα πλείστου ἄξια νομίζω εἶναι· ἔνιοι μέντοι τοὺς ποικίλους καὶ τὰς ἐπιχρύσους θώρακας μᾶλλον ὠνοῦνται. Ἀλλὰ μὴν, ἔφη, εἴγε διὰ ταῦτα μὴ ἁρμόττοντας ὠνοῦνται, κακὸν ἔμοιγε δοκοῦσι ποικίλον τε καὶ ἐπίχρυσον ὠνεῖσθαι.

Ἀτὰρ, ἔφη, τοῦ σώματος μὴ μένοντος, ἀλλὰ τοτὲ μὲν κυρτουμένου, τοτὲ δὲ ὀρθουμένου, πῶς ἂν ἀκριβεῖς θώρακες ἁρμόττοιεν; Οὐδαμῶς, ἔφη. Λέγεις, ἔφη, ἁρμόττειν, οὐ τοὺς ἀκριβεῖς, ἀλλὰ τοὺς μὴ λυποῦντας ἐν τῇ χρείᾳ. Αὐτὸς, ἔφη, τοῦτο λέγεις, ὦ Σώκρατες, [2] καὶ τὰ νῦν ὀρθῶς ἀποδέχῃ.

ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΕΤΑΡΤΟΥ.

* * *

ΚΕΦ. γ'.

* * *

Πρῶτον μὲν δὴ περὶ θεοὺς ἐπειρᾶτο σώφρονας ποιεῖν τοὺς συνόντας. [3] Ἄλλοι μὲν οὖν αὐτῷ πρὸς ἄλλους οὕτως ὁμιλοῦντι παραγενόμενοι διηγοῦντο· [4] ἐγὼ δὲ, ὅτε πρὸς Εὐθύδημον τοιάδε διελέγετο, παρεγενόμην.

Εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν ἐνθυμηθῆναι, ὡς ἐπιμελῶς οἱ θεοὶ, ὧν οἱ ἄνθρωποι δέονται, κατεσκευάκασι; Καὶ ὃς, Μὰ τὸν Δί', ἔφη, [5] οὐκ

ἔμοιγε. [1] Ἀλλ' οἶσθά γ', ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; Νὴ Δί', ἔφη, ὅ γ' εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν, ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν. Ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νύκτα παρέχουσι, [2] κάλλιστον ἀναπαυτήριον. Πάνυ γ', ἔφη, καὶ τοῦτο χάριτος ἄξιον.

Οὐκοῦν καί, [3] ἐπειδὴ ὁ μὲν ἥλιος φωτεινὸς ὢν τάς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τἆλλα πάντα σαφηνίζει, ἡ δὲ νύξ, διὰ τὸ σκοτεινὴ εἶναι, ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφηναν, ἃ ἡμῖν τὰς ὥρας τῆς νυκτὸς ἐμφανίζει, καὶ διὰ τοῦτο πολλά, ὧν δεόμεθα, πράττομεν; Ἔστι ταῦτα, ἔφη. Ἀλλὰ μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνός, τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ. Πάνυ μὲν οὖν, ἔφη.

[4] Τὸ δ', ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι, καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, αἳ ἡμῖν οὐ μόνον, ὧν δεόμεθα, πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα; Πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα.

Τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἄξιον, ὥστε καὶ [5] ... φύειν τε καὶ συναύξειν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν· συντρέφειν δὲ καὶ αὐτοὺς ἡμᾶς, καὶ μιγνύμενον πᾶσι τοῖς τρέφουσιν ἡμᾶς, εὐκατεργαστότερά τε, καὶ ὠφελιμώτερα, καὶ ἡδίω ποιεῖν αὐτά· [6] καί, ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρέχειν ἡμῖν; Καὶ τοῦτο, ἔφη, προνοητικόν.

Τὸ δὲ καὶ τὸ πῦρ πορίσαι ἡμῖν, ἐπίκουρον μὲν ψύχους, ἐπίκουρον δὲ σκότους, συνεργὸν δὲ πρὸς πᾶσαν τέχνην, καὶ πάντα, ὅσα ὠφελείας ἕνεκα ἄνθρωποι κατασκευάζονται; [7] ὡς γὰρ συνελόντι εἰπεῖν, οὐδὲν ἀξιόλογον

ἄνευ πυρὸς ἄνθρωποι τῶν πρὸς τὸν βίον χρησίμων κατασκευάζονται. Ὑπερβάλλει, ἔφη, καὶ τοῦτο φιλανθρωπίᾳ.

Τὸ δὲ τὸν ἥλιον, ἐπειδὰν ἐν χειμῶνι τράπηται, προσιέναι τὰ μὲν ἁδρύνοντα, τὰ δὲ ξηραίνοντα, [1] ὧν καιρὸς διελήλυθεν· καὶ ταῦτα διαπραξάμενον μηκέτι ἐγγυτέρω προσιέναι, ἀλλ' ἀποτρέπεσθαι, φυλαττόμενον μή τι ἡμᾶς μᾶλλον τοῦ δέοντος θερμαίνων βλάψῃ· καὶ ὅταν αὖ πάλιν ἀπιὼν γένηται, ἔνθα καὶ ἡμῖν δῆλόν ἐστιν, ὅτι, εἰ προσωτέρω ἄπεισιν, ἀποπαγησόμεθα ὑπὸ τοῦ ψύχους, πάλιν αὖ τρέπεσθαι, καὶ προσχωρεῖν, καὶ ἐνταῦθα τοῦ οὐρανοῦ ἀναστρέφεσθαι, [2] ἔνθα ἂν μάλιστα ἡμᾶς ὠφελοίη; Νὴ τὸν Δί', ἔφη, καὶ ταῦτα παντάπασιν ἔοικεν ἀνθρώπων ἕνεκα [3] γιγνομένοις.

Τὸ δ' αὖ, ἐπειδὴ καὶ τοῦτο φανερὸν, ὅτι οὐκ ἂν ὑπενέγκοιμεν οὔτε τὸ καῦμα, οὔτε τὸ ψύχος, εἰ ἐξαπίνης γίγνοιτο, οὕτω μὲν κατὰ μικρὸν προσιέναι τὸν ἥλιον, οὕτω δὲ κατὰ μικρὸν ἀπιέναι, [4] ὥστε λανθάνειν ἡμᾶς εἰς ἑκάτερα τὰ ἰσχυρότατα καθισταμένους; Ἐγὼ μὲν, ἔφη ὁ Εὐθύδημος, ἤδη τοῦτο σκοπῶ, εἰ ἄρα [5] τί ἐστι τοῖς θεοῖς ἔργον, ἢ ἀνθρώπους θεραπεύειν· ἐκεῖνο δὲ μόνον ἐμποδίζει με, ὅτι καὶ τἄλλα ζῶα τούτων μετέχει.

[6] Οὐ γὰρ καὶ τοῦτ', ἔφη ὁ Σωκράτης, φανερὸν, ὅτι καὶ ταῦτα ἀνθρώπων ἕνεκα γίγνεταί τε καὶ ἀνατρέφεται; τί γὰρ ἄλλο ζῶον αἰγῶν τε, καὶ οἰῶν, καὶ ἵππων, καὶ βοῶν, καὶ ὄνων, καὶ τῶν ἄλλων ζώων τοσαῦτα ἀγαθὰ ἀπολαύει, ὅσα ἄνθρωποι; [7] ἐμοὶ μὲν γὰρ δοκεῖ πλείω τῶν φυτῶν. [8] τρέφονται γοῦν, καὶ χρηματίζονται οὐδὲν ἧττον ἀπὸ τούτων, ἢ ἀπ' ἐκείνων. πολὺ δὲ γένος ἀνθρώπων τοῖς μὲν ἐκ τῆς γῆς φυομένοις εἰς τροφὴν οὐ χρῶνται, ἀπὸ δὲ βοσκη-

μάτων γάλακτι καὶ τυρῷ καὶ κρέασι τρεφόμενοι ζῶσιν. πάντες δὲ, τιθασσεύοντες καὶ δαμάζοντες τὰ χρήσιμα τῶν ζώων, εἴς τε πόλεμον καὶ εἰς ἄλλα πολλὰ συνεργοῖς χρῶνται. Ὁμογνωμονῶ σοι καὶ τοῦτ᾽, ἔφη· ὁρῶ γὰρ αὐτῶν καὶ τὰ πολὺ ἰσχυρότερα ἡμῶν οὕτως ὑποχείρια γιγνόμενα τοῖς ἀνθρώποις, ὥστε χρῆσθαι αὐτοῖς, ὅ τι ἂν βούλωνται.

[1] Τὸ δ᾽, ἐπειδὴ πολλὰ μὲν καλὰ καὶ ὠφέλιμα, διαφέροντα δὲ ἀλλήλων ἐστὶ, προσθεῖναι τοῖς ἀνθρώποις αἰσθήσεις ἁρμοττούσας πρὸς ἕκαστα, δι᾽ ὧν ἀπολαύομεν πάντων τῶν ἀγαθῶν; Τὸ δὲ καὶ λογισμὸν ἡμῖν ἐμφῦσαι, ᾧ περὶ ὧν αἰσθανόμεθα, λογιζόμενοί τε καὶ μνημονεύοντες καταμανθάνομεν, ὅπῃ ἕκαστα συμφέρει, καὶ πολλὰ μηχανώμεθα, δι᾽ ὧν τῶν τε ἀγαθῶν ἀπολαύομεν, καὶ τὰ κακὰ ἀλεξόμεθα; Τὸ δὲ καὶ ἑρμηνείαν δοῦναι, δι᾽ ἧς πάντων τῶν ἀγαθῶν μεταδίδομέν τε ἀλλήλοις διδάσκοντες καὶ κοινωνοῦμεν, [2] καὶ νόμους τιθέμεθα, καὶ πολιτευόμεθα; Παντάπασιν ἐοίκασιν, ὦ Σώκρατες, οἱ θεοὶ πολλὴν τῶν ἀνθρώπων ἐπιμέλειαν ποιεῖσθαι.

[3] Τὸ δὲ καὶ, εἰ ἀδυνατοῦμεν τὰ συμφέροντα προνοεῖσθαι ὑπὲρ τῶν μελλόντων, ταύτῃ αὐτοὺς ἡμῖν συνεργεῖν, διὰ μαντικῆς τοῖς πυνθανομένοις φράζοντας τὰ ἀποβησόμενα, καὶ διδάσκοντας, [4] ᾗ ἂν ἄριστα γίγνοιντο; [5] Σοὶ δ᾽, ἔφη, ὦ Σώκρατες, ἐοίκασιν ἔτι φιλικώτερον ἢ τοῖς ἄλλοις χρῆσθαι, εἴγε μηδὲ ἐπερωτώμενοι ὑπὸ σοῦ προσημαίνουσί σοι, ἅ τε χρὴ ποιεῖν, καὶ ἃ μή.

Ὅτι δέ γε ἀληθῆ λέγω, καὶ σὺ, ὦ Εὐθύδημε, γνώσῃ, ἂν μὴ ἀναμένῃς, ἕως ἂν τὰς μορφὰς τῶν θεῶν ἴδῃς, ἀλλ᾽ ἐξαρκῇ σοι, τὰ ἔργα αὐτῶν ὁρῶντι, σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς.

Ἐννόει δὲ, ὅτι καὶ αὐτοὶ οἱ θεοὶ [1] οὕτως ὑποδεικνύουσιν. Οἵ τε γὰρ ἄλλοι ἡμῖν τὰ ἀγαθὰ διδόντες, οὐδὲν τούτων εἰς τὸ ἐμφανὲς ἰόντες διδόασιν· καὶ Ὁ τὸν ὅλον κόσμον συντάττων τε καὶ συνέχων, ἐν ᾧ πάντα τὰ καλὰ καὶ ἀγαθά ἐστι, καὶ ἀεὶ μὲν χρωμένοις ἀτριβῆ τε καὶ [2] ὑγιᾶ καὶ ἀγήρατον παρέχων, θᾶττον δὲ νοήματος ἀναμαρτήτως ὑπηρετοῦντα, οὗτος τὰ μέγιστα μὲν πράττων ὁρᾶται, [3] τάδε δὲ οἰκονομῶν ἀόρατος ἡμῖν ἐστιν.

Ἐννόει δὲ, ὅτι καὶ ὁ πᾶσι φανερὸς δοκῶν εἶναι ἥλιος οὐκ ἐπιτρέπει τοῖς ἀνθρώποις ἑαυτὸν ἀκριβῶς ὁρᾷν, ἀλλ' ἐάν τις αὐτὸν ἀναιδῶς ἐγχειρῇ θεᾶσθαι, τὴν ὄψιν ἀφαιρεῖται. Καὶ τοὺς ὑπηρέτας δὲ τῶν θεῶν εὑρήσεις ἀφανεῖς ὄντας. κεραυνός τε γὰρ ὅτι μὲν ἄνωθεν ἀφίεται, δῆλον, καὶ ὅτι, οἷς ἂν ἐντύχῃ, πάντων κρατεῖ· ὁρᾶται δ' οὔτ' ἐπιὼν, οὔτε κατασκήψας, οὔτε ἀπιών. καὶ ἄνεμοι αὐτοὶ μὲν οὐχ ὁρῶνται, ἃ δὲ ποιοῦσι, φανερὰ ἡμῖν ἐστι, καὶ προσιόντων αὐτῶν αἰσθανόμεθα. Ἀλλὰ μὴν καὶ ἀνθρώπου γε ψυχὴ, εἴπερ τι καὶ ἄλλο τῶν ἀνθρωπίνων, τοῦ θείου μετέχει· ὅτι μὲν γὰρ βασιλεύει ἐν ἡμῖν, φανερόν· ὁρᾶται δὲ οὐδ' αὐτή. Ἃ χρὴ κατανοοῦντα μὴ καταφρονεῖν τῶν ἀοράτων, ἀλλ' ἐκ τῶν γινομένων τὴν δύναμιν αὐτῶν καταμανθάνοντα, τιμᾷν τὸ δαιμόνιον.

Ἐγὼ μὲν, ὦ Σώκρατες, ἔφη ὁ Εὐθύδημος, ὅτι μὲν οὐδὲ μικρὸν ἀμελήσω τοῦ δαιμονίου, σαφῶς οἶδα· ἐκεῖνο δὲ ἀθυμῶ, [4] ὅτι μοι δοκεῖ τὰς τῶν θεῶν εὐεργεσίας οὐδ' ἂν εἷς ποτε ἀνθρώπων ἀξίαις χάρισιν ἀμείβεσθαι.

Ἀλλὰ μὴ τοῦτο ἀθύμει, ἔφη, ὦ Εὐθύδημε· ὁρᾷς γὰρ, ὅτι ὁ ἐν Δελφοῖς θεὸς, ὅταν τις αὐτὸν ἐπερωτᾷ, πῶς ἂν τοῖς θεοῖς χαρίζοιτο, ἀποκρίνεται, ΝΟΜΩ ΠΟΛΕΩΣ. Νόμος δὲ δήπου πανταχοῦ ἐστι, Κατὰ δύναμιν

ἱεροῖς θεοὺς ἀρέσκεσθαι. Πῶς οὖν ἄν τις κάλλιον καὶ εὐσεβέστερον [1] τιμῴη θεοὺς, ἢ, ὡς αὐτοὶ κελεύουσιν, οὕτω ποιῶν;

Ἀλλὰ χρὴ τῆς μὲν δυνάμεως μηδὲν ὑφίεσθαι· ὅταν γάρ τις τοῦτο ποιῇ, [2] φανερὸς δήπου ἐστὶ τότε οὐ τιμῶν θεούς. χρὴ οὖν μηδὲν ἐλλείποντα κατὰ δύναμιν τιμᾷν τοὺς θεοὺς, θαῤῥεῖν τε καὶ ἐλπίζειν τὰ μέγιστα ἀγαθά. [3] οὐ γὰρ παρ' ἄλλων γ' ἄν τις μείζω ἐλπίζων σωφρονοίη, ἢ παρὰ τῶν τὰ μέγιστα ὠφελεῖν δυναμένων, οὐδ' ἂν ἄλλως μᾶλλον, ἢ εἰ τούτοις ἀρέσκοι. ἀρέσκοι δὲ πῶς ἂν μᾶλλον, ἢ εἰ ὡς μάλιστα πείθοιτο αὐτοῖς; Τοιαῦτα μὲν δὴ λέγων τε, καὶ αὐτὸς ποιῶν, εὐσεβεστέρους τε καὶ σωφρονεστέρους τοὺς συνόντας παρεσκεύαζεν.

* * *

ΚΕΦ. ϛ.

* * *

[4] Τῶν δὲ Σωκράτην γιγνωσκόντων, οἷος ἦν, οἱ ἀρετῆς ἐφιέμενοι πάντες ἔτι καὶ νῦν διατελοῦσι πάντων μάλιστα ποθοῦντες ἐκεῖνον, ὡς ὠφελιμώτατον ὄντα πρὸς ἀρετῆς ἐπιμέλειαν. Ἐμοὶ μὲν δὴ,—τοιοῦτος ὢν, οἷον ἐγὼ διήγημαι, εὐσεβὴς μὲν οὕτως, ὥστε μηδὲν ἄνευ τῆς τῶν θεῶν γνώμης ποιεῖν· δίκαιος δὲ, ὥστε βλάπτειν μὲν μηδὲ μικρὸν μηδένα, ὠφελεῖν δὲ τὰ μέγιστα τοὺς χρωμένους αὐτῷ· ἐγκρατὴς δὲ, ὥστε μηδέποτε προαιρεῖσθαι τὸ ἥδιον ἀντὶ τοῦ βελτίονος· φρόνιμος δὲ, ὥστε μὴ διαμαρτάνειν κρίνων τὰ βελτίω καὶ τὰ χείρω, μηδὲ ἄλλου προσδεῖσθαι, ἀλλὰ αὐτάρκης εἶναι πρὸς τὴν τούτων γνῶσιν· ἱκανὸς

δὲ καὶ λόγῳ εἰπεῖν τε, καὶ διορίσασθαι τὰ τοιαῦτα· ἱκανὸς δὲ καὶ ἄλλους δοκιμάσαι τε, καὶ ἁμαρτάνοντας ἐξελέγξαι, καὶ προτρέψασθαι ἐπ᾽ ἀρετὴν καὶ καλοκἀγαθίαν—ἐδόκει [1] τοιοῦτος εἶναι, οἷος ἂν εἴη ἄριστός γε ἀνὴρ, καὶ εὐδαιμονέστατος. Εἰ δέ τῳ μὴ ἀρέσκει ταῦτα, παραβάλλων τὸ ἄλλων ἦθος πρὸς ταῦτα, οὕτω κρινέτω.

II.

[1] E PLATONE.

Quis enim uberior in dicendo PLATONE? *Jovem, siquidem aiunt Philosophi, si Graecè loquatur, sic loqui.* CICERO IN BRUT.

[2] *ΠΛΑΤΩΝΟΣ*

Κ Ρ Ι Τ Ω Ν,

ΠΕΡΙ ΠΡΑΚΤΕΟΥ.

[AD EDIT. NATH. FORSTER. OXON. 1752.]

ΣΩΚΡΑΤΗΣ, ΚΡΙΤΩΝ.

[3] *ΤΙ τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρωῒ ἔτι ἐστί; ΚΡ.* [4] *Πάνυ μὲν οὖν. ΣΩΚ. Πηνίκα μάλιστα; ΚΡ. Ὄρθρος βαθύς. ΣΩΚ. Θαυμάζω, ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι. ΚΡ. Ξυνήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες, διὰ τὸ πολλάκις δεῦρο φοιτᾷν· καί τι καὶ εὐεργετεῖται ὑπ᾽ ἐμοῦ. ΣΩΚ. Ἄρτι δὲ ἥκεις, ἢ πάλαι; ΚΡ. Ἐπιεικῶς πάλαι. ΣΩΚ. Εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι; ΚΡ. Οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐδ᾽ ἂν αὐτὸς ἤθε-*

λον ἐν τοσαύτῃ ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι. Ἀλλὰ καὶ σοῦ πάλαι θαυμάζω, αἰσθανόμενος ὡς ἡδέως καθεύδεις· καὶ ἐπίτηδές σε οὐκ ἤγειρον, ἵνα ὡς ἥδιστα διάγῃς. Καὶ πολλάκις μὲν δή σε καὶ πρότερον ἐν παντὶ τῷ βίῳ εὐδαιμόνισα [1] τοῦ τρόπου, πολὺ δὲ μάλιστα [2] ἐν τῇ νῦν παρεστώσῃ ξυμφορᾷ, ὡς ῥᾳδίως αὐτὴν καὶ πρᾴως φέρεις. ΣΩΚ. Καὶ γὰρ ἄν, ὦ Κρίτων, πλημμελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα, εἰ δεῖ ἤδη τελευτᾶν. ΚΡ. Καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις ξυμφοραῖς ἁλίσκονται, [3] ἀλλ' οὐδὲν αὐτοῖς ἐπιλύεται ἡ ἡλικία τὸ μὴ οὐχὶ ἀγανακτεῖν τῇ παρούσῃ τύχῃ. ΣΩΚ. Ἐστι ταῦτα.—Ἀλλὰ τί δὴ οὕτω πρῲ ἀφῖξαι; ΚΡ. Ἀγγελίαν, ὦ Σώκρατες, φέρων χαλεπὴν, οὐ σοὶ, ὡς ἐμοὶ φαίνεται, ἀλλ' ἐμοὶ καὶ τοῖς σοῖς ἐπιτηδείοις πᾶσι καὶ χαλεπὴν καὶ βαρεῖαν· [4] ἣν ἐγὼ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατα ἂν ἐνέγκαιμι. ΣΩΚ. Τίνα ταύτην; ἢ [5] τὸ πλοῖον ἀφῖκται ἐκ Δήλου, οὗ δεῖ ἀφικομένου τεθνάναι με; ΚΡ. Οὔτοι δὴ ἀφῖκται, ἀλλὰ δοκεῖ μέν μοι ἥξειν τήμερον, ἐξ ὧν ἀπαγγέλλουσιν ἥκοντές τινες ἀπὸ Σουνίου, καὶ καταλιπόντες ἐκεῖ αὐτό. Δῆλον οὖν ἐκ τούτων τῶν ἀγγέλων, ὅτι ἥξει τήμερον, καὶ ἀνάγκη δὴ εἰσαύριον ἔσται, ὦ Σώκρατες, τὸν βίον σε τελευτᾶν.

β'. ΣΩΚ. Ἀλλ', ὦ Κρίτων, [6] τύχῃ ἀγαθῇ· εἰ [7] ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω· οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον. ΚΡ. Πόθεν τοῦτο τεκμαίρῃ; ΣΩΚ. Ἐγώ σοι ἐρῶ. Τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνήσκειν, ἢ ᾗ ἂν ἔλθοι τὸ πλοῖον. ΚΡ. Φασί γέ τοι δὴ οἱ τούτων κύριοι. ΣΩΚ. Οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν, ἀλλὰ τῆς ἑτέρας· τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου, ὃ ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός· [8] καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με. ΚΡ. Ην δὲ δὴ τί τὸ ἐνύπνιον;

ΣΩΚ. Ἐδόκει τίς μοι γυνὴ προσελθοῦσα, καλὴ καὶ εὐειδής, λευκὰ ἱμάτια ἔχουσα, καλέσαι με, καὶ εἰπεῖν· Ὦ Σώκρατες,

[1] Ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο.

ΚΡ. Ὡς ἄτοπον τὸ ἐνύπνιον, ὦ Σώκρατες. ΣΩΚ. Ἐναργὲς μὲν οὖν, ὥς γ' ἐμοὶ δοκεῖ, ὦ Κρίτων. ΚΡ. Λίαν γε, ὡς ἔοικεν.

γ'. Ἀλλ', ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πείθου, καὶ σώθητι· ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, [2] οὐδὲ μία ξυμφορά ἐστιν· ἀλλά, χωρὶς μὲν σοῦ ἐστερῆσθαι, τοιούτου ἐπιτηδείου, οἷον ἐγὼ οὐδένα μήποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, [3] ὡς, οἷός τε ὤν σε σῴζειν, εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαιμι. Καίτοι τίς ἂν αἰσχίων εἴη ταύτης δόξα, ἢ δοκεῖν χρήματα [4] περὶ πλείονος ποιεῖσθαι ἢ φίλους; οὐ γὰρ πείσονται οἱ πολλοί, ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε, ἡμῶν προθυμουμένων. ΣΩΚ. Ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; οἱ γὰρ ἐπιεικέστατοι, ὧν μᾶλλον ἄξιον φροντίζειν, ἡγήσονται αὐτὰ οὕτω πεπρᾶχθαι, ὥσπερ ἂν πραχθῇ. ΚΡ. Ἀλλ' ὁρᾷς δή, ὅτι ἀνάγκη, ὦ Σώκρατες, καὶ τῆς τῶν πολλῶν δόξης μέλειν. Αὐτὰ δὲ δηλοῖ τὰ παρόντα νυνί, ὅτι οἷοί τε εἰσὶν οἱ πολλοί, οὐ τὰ σμικρότατα τῶν κακῶν ἐξεργάζεσθαι, ἀλλὰ σχεδὸν τὰ μέγιστα, ἐάν τις ἐν αὐτοῖς διαβεβλημένος ᾖ. ΣΩΚ. Εἰ γὰρ ὤφελον, ὦ Κρίτων, οἷοί τε εἶναι οἱ πολλοὶ τὰ μέγιστα κακὰ ἐξεργάζεσθαι, ἵνα οἷοί τε ἦσαν καὶ ἀγαθὰ τὰ μέγιστα· καὶ καλῶς ἂν εἶχε. Νῦν δὲ οὐδέτερα οἷοί τε· οὔτε γὰρ φρόνιμον, οὔτε ἄφρονα δυνατοὶ ποιῆσαι· ποιοῦσι δὲ τοῦτο, ὅ τι ἂν τύχωσι.

δ'. ΚΡ. Ταῦτα μὲν δὴ οὕτως ἐχέτω. Τάδε δέ, ὦ Σώκρατες, εἰπέ μοι· [5] ἆρά γε μὴ ἐμοῦ προμηθῇ καὶ τῶν

ἄλλων ἐπιτηδείων, μὴ, ἐὰν σὺ ἐνθένδε ἐξέλθῃς, [1] οἱ συκοφάνται ἡμῖν πράγματα παρέχωσιν, ὡς σὲ ἐνθένδε ἐκκλέψασι, καὶ ἀναγκασθῶμεν ἢ καὶ πᾶσαν τὴν οὐσίαν ἀποβαλεῖν, ἢ συχνὰ χρήματα, ἢ καὶ ἄλλο τι πρὸς τούτοις παθεῖν; Εἰ γάρ τι τοιοῦτον φοβῇ, ἔασον αὐτὸ χαίρειν. Ἡμεῖς γάρ που δίκαιοί ἐσμεν, σώσαντές σε, κινδυνεύειν τοῦτον τὸν κίνδυνον· καὶ, ἐὰν δέῃ, ἔτι τούτου μείζω. Ἀλλ' ἐμοὶ πείθου, καὶ μὴ ἄλλως ποίει. ΣΩΚ. Καὶ ταῦτα προμηθοῦμαι, ὦ Κρίτων, καὶ ἄλλα πολλά. ΚΡ. Μὴ τοίνυν ταῦτα φοβοῦ. Καὶ γὰρ οὐδὲ πολὺ τἀργύριόν ἐστιν, ὃ θέλουσι λαβόντες τινὲς σῶσαί σε καὶ ἐξαγαγεῖν ἐνθένδε. Ἔπειτα οὐχ ὁρᾷς τούτους τοὺς συκοφάντας, ὡς εὐτελεῖς, καὶ οὐδὲν ἂν δέοι ἐπ' αὐτοὺς πολλοῦ ἀργυρίου; σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἐγῷμαι, ἱκανά· ἔπειτα καὶ, εἴ τι ἐμοῦ κηδόμενος, οὐκ οἴει δεῖν ἀναλίσκειν τὰ ἐμὰ, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν· εἷς δὲ καὶ κεκόμικεν ἐπ' αὐτὸ τοῦτο ἀργύριον ἱκανὸν, Σιμμίας ὁ Θηβαῖος· ἕτοιμος δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοὶ πάνυ. Ὥστε, ὅπερ λέγω, μήτε ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτόν· μήτε, ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ, δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν, ὅ τι χρῷο σεαυτῷ. Πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε, ὅποι ἂν ἀφίκῃ, ἀγαπήσουσί σε· ἂν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι, οἵ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σε μηδένα λυπεῖν τῶν κατὰ Θετταλίαν.

έ. Ἔτι δὲ, ὦ Σώκρατες, οὐδὲ δίκαιόν μοι δοκεῖς ἐπιχειρεῖν πρᾶγμα, σαυτὸν προδοῦναι, [2] ἐξὸν σωθῆναι· καὶ τοιαῦτα σπεύδεις περὶ σαυτὸν γενέσθαι, ἅπερ ἂν καὶ οἱ ἐχθροί σου σπεύσαιέν τε καὶ ἔσπευσαν, σὲ διαφθεῖραι βουλόμενοι. Πρὸς δὲ τούτοις, καὶ τοὺς υἱεῖς τοὺς σαυτοῦ ἔμοιγε δοκεῖς προδιδόναι, οὓς σοι ἐξὸν καὶ ἐκθρέψαι καὶ ἐκπαι-

δεῦσαι, οἰχήσῃ καταλιπὼν, καὶ τὸ σὸν μέρος, ὅ τι ἂν τύχωσι, τοῦτο πράξουσι· τεύξονται δὲ, ὡς τὸ εἰκὸς, τοιούτων, οἷά περ εἴωθε γίγνεσθαι ἐν ταῖς ὀρφανίαις περὶ τοὺς ὀρφανούς. Ἢ γὰρ οὐ χρῆν ποιεῖσθαι παῖδας, ἢ ξυνδιαταλαιπωρεῖν καὶ τρέφοντα καὶ παιδεύοντα. Σὺ δέ μοι δοκεῖς τὰ ῥᾳθυμότατα αἱρεῖσθαι· χρὴ δὲ, ἅπερ ἂν ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος ἕλοιτο, ταῦτα αἱρεῖσθαι, φάσκοντά γε δὴ ἀρετῆς διὰ παντὸς τοῦ βίου ἐπιμελεῖσθαι. Ὡς ἔγωγε καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν τῶν σῶν ἐπιτηδείων αἰσχύνομαι, μὴ δόξῃ ἅπαν τὸ πρᾶγμα τὸ περὶ σὲ ἀνανδρίᾳ τινὶ τῇ ἡμετέρᾳ πεπρᾶχθαι· καὶ ἡ εἴσοδος τῆς δίκης εἰς τὸ δικαστήριον, ὡς εἰσῆλθες, ἐξὸν μὴ εἰσελθεῖν· καὶ αὐτὸς ὁ ἀγὼν τῆς δίκης, ὡς ἐγένετο· καὶ τὸ τελευταῖον δὴ τουτὶ, ὥσπερ κατάγελως τῆς πράξεως, κακίᾳ τινὶ καὶ ἀνανδρίᾳ τῇ ἡμετέρᾳ διαπεφευγέναι ἡμᾶς δοκεῖν, οἵτινές σε οὐ διεσώσαμεν, οὐδὲ σὺ σαυτὸν, οἷόν τε ὂν καὶ δυνατὸν, εἴ τι καὶ σμικρὸν ἡμῶν ὄφελος ἦν. Ταῦτ' οὖν, ὦ Σώκρατες, ὅρα, μὴ ἅμα τῷ κακῷ καὶ αἰσχρὰ ᾖ σοί τε καὶ ἡμῖν· ἀλλὰ βουλεύου· μᾶλλον δὲ οὐδὲ βουλεύεσθαι ἔτι ὥρα, ἀλλὰ βεβουλεῦσθαι. Μία δὲ βουλή· τῆς γὰρ ἐπιούσης νυκτὸς πάντα ταῦτα δεῖ πεπρᾶχθαι. Εἰ δὲ περιμενοῦμεν, ἀδύνατον καὶ οὐκέτι οἷόν τε. Ἀλλὰ παντὶ τρόπῳ, ὦ Σώκρατες, πείθου μοι, καὶ μηδαμῶς ἄλλως ποίει.

ϛ'. ΣΩΚ. Ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μὴ, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. Σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον, εἴτε μή· ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος, οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι, ἢ τῷ λόγῳ, ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται. Τοὺς δὴ λόγους, οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον, οὐ δύναμαι

νῦν ἐκβαλεῖν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν· ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ, οὕσπερ καὶ πρότερον· ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι, ὅτι οὐ μή σοι ξυγχωρήσω, οὐδ᾽ ἄν, πλείω τῶν νῦν παρόντων, ἡ τῶν πολλῶν δύναμις, ὥσπερ παῖδας, ἡμᾶς μορμολύττηται, δεσμοὺς καὶ θανάτους ἐπιπέμπουσα, καὶ χρημάτων ἀφαιρέσεις. ΚΡ. Πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά; ΣΩΚ. [1] Εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε, ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μὲν ἐμὲ δεῖν ἀποθνήσκειν, καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο, ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς. Ἐπιθυμῶ δ᾽ ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, [2] εἴτι μοι ἀλλοιότερος φανεῖται, ἐπειδή γε ὧδε ἔχω, ἢ ὁ αὐτός, καὶ ἐάσομεν χαίρειν, ἢ πεισόμεθα αὐτῷ. Ἐλέγετο δέ πως, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν, ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον· ὅτι τῶν δοξῶν, ἃς οἱ ἄνθρωποι δοξάζουσι, δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή. Τοῦτο, πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; Σὺ γάρ, [3] ὅσα γε τἀνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα ξυμφορά. Σκόπει δή· οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι, ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μέν, τὰς δ᾽ οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μέν, τῶν δ᾽ οὔ; Τί φής; ταῦτα οὐχὶ καλῶς λέγεται; ΚΡ. Καλῶς. ΣΩΚ. Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή; ΚΡ. Ναί. ΣΩΚ. Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων· πονηραὶ δὲ αἱ τῶν ἀφρόνων; ΚΡ. Πῶς δ᾽ οὔ;

ζ΄. ΣΩΚ. [1] Φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; Γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου, [2] ὃς ἂν τυγχάνοι ἰατρὸς ἢ παιδοτρίβης ὤν; ΚΡ. Ἑνὸς μόνου. ΣΩΚ. Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους, καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν; ΚΡ. Δῆλα δή. ΣΩΚ. Ταύτῃ ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον, καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἑνὶ δοκῇ, τῷ ἐπιστάτῃ καὶ ἐπαΐοντι, μᾶλλον ἤ, ᾗ ξύμπασι τοῖς ἄλλοις. ΚΡ. Ἔστι ταῦτα. ΣΩΚ. Εἶεν. Ἀπειθήσας δὲ τῷ ἑνί, καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων, ἆρα οὐδὲν κακὸν πείσεται; ΚΡ. Πῶς γὰρ οὔ; ΣΩΚ. Τί δ' ἔστι τὸ κακὸν τοῦτο; καὶ ποῖ τείνει, καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος; ΚΡ. Δῆλον ὅτι εἰς τὸ σῶμα· τοῦτο γὰρ διόλλυσι. ΣΩΚ. Καλῶς λέγεις. Οὐκοῦν καὶ τἆλλα, ὦ Κρίτων, οὕτως; (ἵνα μὴ πάντα διΐωμεν·) καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων, καὶ αἰσχρῶν καὶ καλῶν, καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡμῖν ἐστιν ἡ βουλή, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι, καὶ φοβεῖσθαι αὐτήν, ἢ τῇ τοῦ ἑνός, εἴτις ἐστὶν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον, ἢ ξύμπαντας τοὺς ἄλλους· ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίγνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο; ἢ οὐδέν ἐστι τοῦτο; ΚΡ. Οἶμαι ἔγωγε, ὦ Σώκρατες.

η΄. ΣΩΚ. Φέρε δή, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον, διολέσωμεν, πειθόμενοι μὴ τῇ τῶν ἐπαϊόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστι διεφθαρμένου αὐτοῦ; ἔστι δέ που τοῦτο σῶμα, ἢ οὐχί; ΚΡ. Ναί. ΣΩΚ. Ἆρ' οὖν βιωτὸν ἡμῖν

ἐστι μετα μοχθηροῦ καὶ διεφθαρμένου σώματος; ΚΡ. Οὐδαμῶς. ΣΩΚ. Ἀλλὰ μετ' ἐκείνου ἄρα ἐστὶν ἡμῖν βιωτὸν διεφθαρμένου, ὃ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅ τι ποτ' ἐστὶ τῶν ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν; ΚΡ. Οὐδαμῶς. ΣΩΚ. Ἀλλὰ τιμιώτερον; ΚΡ. Πολύ γε. ΣΩΚ. Οὐκ ἄρα, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον, ὅ τι ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλ' ὅ τι ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς, καὶ αὐτὴ ἡ ἀλήθεια. Ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν, καὶ τῶν ἐναντίων. Ἀλλὰ μὲν δή, φαίη γ' ἄν τις, οἷοί τε εἰσὶν ἡμᾶς οἱ πολλοὶ ἀποκτιννύναι. ΚΡ. Δῆλα δὴ καὶ ταῦτα· φαίη γὰρ ἄν, ὦ Σώκρατες. ΣΩΚ. Ἀληθῆ λέγεις. Ἀλλ', ὦ θαυμάσιε, οὗτός γε ὁ λόγος, ὃν διεληλύθαμεν, [1] ἔμοιγε δοκεῖ ὅμοιος εἶναι καὶ πρότερον. Καὶ τόνδε δὲ αὖ σκόπει, εἰ ἔτι μένει ἡμῖν, ἢ οὔ, ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον, ἀλλὰ τὸ εὖ ζῆν. ΚΡ. Ἀλλὰ μένει. ΣΩΚ. Τὸ δὲ εὖ, καὶ καλῶς, καὶ δικαίως, ὅτι ταὐτόν ἐστι, μένει, ἢ οὐ μένει; ΚΡ. Μένει.

θ'. ΣΩΚ. Οὐκοῦν ἐκ τῶν ὁμολογουμένων τοῦτο σκεπτέον, πότερον δίκαιον ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι, μὴ ἀφιέντων Ἀθηναίων, ἢ οὐ δίκαιον· καὶ ἐὰν μὲν φαίνηται δίκαιον, πειρώμεθα· εἰ δὲ μή, ἐῶμεν. Ἃς δὲ σὺ λέγεις τὰς σκέψεις περί τε χρημάτων ἀναλώσεως, καὶ δόξης, καὶ παίδων τροφῆς, [2] μὴ ὡς ἀληθῶς ταῦτα, ὦ Κρίτων, σκέμματα ᾖ τῶν ῥᾳδίως ἀποκτιννύντων, καὶ ἀναβιωσκομένων γ' ἄν, εἰ οἷοί τε ἦσαν, οὐδενὶ ξὺν νῷ,—τούτων τῶν πολλῶν· ἡμῖν δ', (ἐπειδὴ ὁ λόγος οὕτως αἱρεῖ,) μὴ οὐδὲν ἄλλο σκεπτέον ᾖ, ἢ ὅπερ νῦν δὴ ἐλέγομεν, πότερον δίκαια

πράξομεν, καὶ χρήματα τελοῦντες τούτοις τοῖς ἐμὲ ἐνθένδε ἐξάξουσι καὶ χάριτας, καὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι, ἢ τῇ ἀληθείᾳ ἀδικήσομεν πάντα ταῦτα ποιοῦντες· κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι, μὴ, οὐ δέῃ ὑπολογίζεσθαι, οὔτ᾽ εἰ ἀποθνήσκειν δεῖ παραμένοντας καὶ ἡσυχίαν ἄγοντας, οὔτε ἄλλο ὁτιοῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν. ΚΡ. Καλῶς μέν μοι δοκεῖς λέγειν, ὦ Σώκρατες· ὅρα δὲ τί δρῶμεν. ΣΩΚ. [1] Σκοπῶμεν, ὦ 'γαθὲ, κοινῇ· καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, ἀντίλεγε, καί σοι πείσομαι· εἰ δὲ μὴ, παῦσαι ἤδη, ὦ μακάριε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, ὡς χρὴ ἐνθένδε, ἀκόντων Ἀθηναίων, ἐμὲ ἀπιέναι· ὡς ἐγὼ περὶ πολλοῦ ποιοῦμαι πεῖσαί σε ταῦτα πράττειν, ἀλλὰ μὴ ἄκοντος. Ὅρα δὲ δὴ τῆς σκέψεως τὴν ἀρχὴν, ἐάν σοι ἱκανῶς λέγηται, καὶ πειρῶ ἀποκρίνασθαι τὸ ἐρωτώμενον, ᾗ ἂν μάλιστα οἴῃ. ΚΡ. Ἀλλὰ πειράσομαι.

ι. ΣΩΚ. Οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον εἶναι; ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ, τινὶ δὲ οὔ; ἢ οὐδαμῶς τό γε ἀδικεῖν οὔτε ἀγαθὸν, οὔτε καλὸν, ὡς πολλάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολογήθη, ὅπερ καὶ ἄρτι ἐλέγετο; ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκκεχυμέναι εἰσὶ, καὶ πάλαι, ὦ Κρίτων, ἄρα τηλικοίδε γέροντες ἄνδρες, πρὸς ἀλλήλους σπουδῇ διαλεγόμενοι, [2] ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες; ἢ παντὸς μᾶλλον οὕτως ἔχει, ὥσπερ τότε ἡμῖν ἐλέγετο, εἴτε φασὶν οἱ πολλοὶ, εἴτε μή; καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν, εἴτε καὶ πρᾳότερα, ὅμως τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπῳ; φαμὲν, ἢ οὔ; ΚΡ. Φαμέν. ΣΩΚ. Οὐδαμῶς

ἄρα δεῖ ἀδικεῖν. ΚΡ. Οὐ δῆτα. ΣΩΚ. Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. ΚΡ. Οὐ φαίνεται. ΣΩΚ. Τί δαὶ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ; ΚΡ. Οὐ δεῖ δή που, ὦ Σώκρατες. ΣΩΚ. [1] Τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον, ἢ οὐ δίκαιον; ΚΡ. Οὐδαμῶς. ΣΩΚ. Τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. ΚΡ. Ἀληθῆ λέγεις. ΣΩΚ. Οὔτε ἄρα ἀνταδικεῖν δεῖ, οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ' ἂν ὁτιοῦν πάσχῃ ὑπ' αὐτῶν.—Καὶ ὅρα, ὦ Κρίτων, ταῦτα καθομολογῶν, ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς· οἶδα γάρ, ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει. Οἷς δ' οὕτω δέδοκται, καὶ οἷς μή, τούτοις οὐκ ἔστι κοινὴ βουλή, ἀλλ' ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν, ὁρῶντας ἀλλήλων τὰ βουλεύματα. Σκόπει οὖν δὴ καὶ σὺ εὖ μάλα, πότερον κοινωνεῖς, καὶ συνδοκεῖ σοι, καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν, οὔτε τοῦ ἀνταδικεῖν, οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς—ἢ ἀφίστασαι, καὶ ὀ κοινωνεῖς τῆς ἀρχῆς. ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω, καὶ νῦν ἔτι δοκεῖ· σοὶ δὲ εἴ πῃ ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε. Εἰ δὲ ἐμμένεις τοῖς πρόσθεν, τὸ μετὰ τοῦτο ἄκουε. ΚΡ. Ἀλλ' ἐμμένω τε καὶ ξυνδοκεῖ μοι· ἀλλὰ λέγε. ΣΩΚ. Λέγω δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δὲ ἐρωτῶ, πότερον, ἃ ἄν τις ὁμολογήσῃ τῳ, δίκαια ὄντα, ποιητέον, ἢ ἐξαπατητέον; ΚΡ. Ποιητέον.

ιά. ΣΩΚ. Ἐκ τούτων δὴ ἄθρει. Ἀπιόντες ἐνθένδε ἡμεῖς, μὴ πείσαντες τὴν πόλιν, πότερον κακῶς τινὰς ποιοῦμεν, καὶ ταῦτα, οὓς ἥκιστα δεῖ, ἢ οὔ; καὶ ἐμμένομεν, οἷς ὡμολογήσαμεν, δικαίοις οὖσιν, ἢ οὔ; ΚΡ. Οὐκ

ἔχω, ὦ Σώκρατες, ἀποκρίνασθαι, πρὸς ὃ ἐρωτᾷς· οὐ γὰρ ἐννοῶ. ΣΩΚ. Ἀλλ᾽ ὧδε σκόπει. Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ᾽ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καὶ τὸ κοινὸν τῆς πόλεως, ἐπιστάντες ἔροιντο· Εἰπέ μοι, ὦ Σώκρατες, τί ἐν νῷ ἔχεις ποιεῖν; ἄλλο τι ἢ τούτῳ τῷ ἔργῳ, ᾧ ἐπιχειρεῖς, διανοῇ τούς τε νόμους ἡμᾶς ἀπολέσαι, καὶ ξύμπασαν τὴν πόλιν, τὸ σὸν μέρος; ἢ δοκεῖ σοι οἷόν τε ἔτι ἐκείνην τὴν πόλιν εἶναι, καὶ μὴ ἀνατετράφθαι, ἐν ᾗ ἂν αἱ γενόμεναι δίκαι μηδὲν ἰσχύωσιν, ἀλλ᾽ ὑπὸ ἰδιωτῶν ἄκυροί τε γίγνωνται καὶ διαφθείρωνται;—τί ἐροῦμεν, ὦ Κρίτων, πρὸς ταῦτα καὶ ἄλλα τοιαῦτα; πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι. ἢ ἐροῦμεν πρὸς αὐτοὺς, ὅτι, Ἠδίκει γὰρ ἡμᾶς ἡ πόλις, καὶ οὐκ ὀρθῶς τὴν δίκην ἔκρινε; ταῦτα, ἢ τί ἐροῦμεν; ΚΡ. Ταῦτα νὴ Δία, ὦ Σώκρατες.

ιβʹ. ΣΩΚ. Τί οὖν; ἂν εἴπωσιν οἱ νόμοι, Ὦ Σώκρατες, ἦ καὶ ταῦτα ὡμολόγητο ἡμῖν τε καὶ σοὶ, ἢ ἐμμένειν ταῖς δίκαις, αἷς ἂν ἡ πόλις δικάζοι; Εἰ οὖν αὐτῶν θαυμάζοιμεν λεγόντων, ἴσως ἂν εἴποιεν, ὅτι, Ὦ Σώκρατες, μὴ θαύμαζε τὰ λεγόμενα, ἀλλ᾽ ἀποκρίνου·—ἐπειδὴ καὶ εἴωθας χρῆσθαι τῷ ἐρωτᾶν τε καὶ ἀποκρίνεσθαι.—Φέρε γὰρ, τί ἐγκαλῶν ἡμῖν καὶ τῇ πόλει, ἐπιχειρεῖς ἡμᾶς ἀπολλύναι; Οὐ πρῶτον μέν σε ἐγεννήσαμεν ἡμεῖς, καὶ δι᾽ ἡμῶν ἔλαβε τὴν μητέρα σου ὁ πατὴρ, καὶ ἐφύτευσέ σε; Φράσον οὖν, τούτοις ἡμῶν τοῖς νόμοις τοῖς περὶ τοὺς γάμους μέμφῃ τι, ὡς οὐ καλῶς ἔχουσιν; Οὐ μέμφομαι, φαίην ἄν. Ἀλλὰ τοῖς περὶ τὴν τοῦ γενομένου τροφήν τε καὶ παιδείαν, ἐν ᾗ καὶ σὺ ἐπαιδεύθης; ἢ οὐ καλῶς προσέταττον ἡμῶν οἱ ἐπὶ τούτῳ

τεταγμένοι νόμοι, παραγγέλλοντες τῷ πατρὶ τῷ σῷ σε ἐν μουσικῇ καὶ γυμναστικῇ παιδεύειν; Καλῶς, φαίην ἄν. Εἶεν· ἐπειδὴ δὲ ἐγένου τε καὶ ἐξετράφης καὶ ἐπαιδεύθης, ἔχοις ἂν εἰπεῖν πρῶτον μὲν, ὡς οὐχὶ ἡμέτερος ἦσθα καὶ ἔκγονος καὶ δοῦλος, αὐτός τε καὶ οἱ σοὶ πρόγονοι; Καὶ εἰ τοῦτο οὕτως ἔχει, ἆρ' ἐξίσου οἴει εἶναι σοὶ τὸ δίκαιον καὶ ἡμῖν, καὶ ἅττ' ἂν ἡμεῖς σε ἐπιχειρῶμεν ποιεῖν, ταῦτα καὶ σὺ ἀντιποιεῖν οἴει δίκαιον εἶναι; ἢ πρὸς μὲν ἄρα σοι τὸν πατέρα οὐκ ἐξίσου ἦν τὸ δίκαιον, καὶ πρὸς δεσπότην, εἴ σοι ὢν ἐτύγχανεν, ὥστε ἅπερ πάσχεις, ταῦτα καὶ ἀντιποιεῖν, οὔτε κακῶς ἀκούοντα ἀντιλέγειν, οὔτε τυπτόμενον ἀντιτύπτειν, οὔτε ἄλλα τοιαῦτα πολλά· πρὸς δὲ τὴν πατρίδα ἄρα καὶ τοὺς νόμους ἐξέσται σοι, ὥστε, ἐάν σε ἐπιχειρῶμεν ἡμεῖς ἀπολλύναι, δίκαιον ἡγούμενοι εἶναι, καὶ σὺ δὲ ἡμᾶς τοὺς νόμους καὶ τὴν πατρίδα, καθ' ὅσον δύνασαι, ἐπιχειρήσεις ἀνταπολλύναι; καὶ φήσεις, ταῦτα ποιῶν, δίκαια πράττειν, ὁ τῇ ἀληθείᾳ τῆς ἀρετῆς ἐπιμελούμενος; Η οὕτως εἶ σοφὸς, ὥστε λέληθέ σε, ὅτι μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων ἁπάντων τιμιώτερόν ἐστι πατρὶς, καὶ σεμνότερον, καὶ ἁγιώτερον, καὶ ἐν μείζονι μοίρᾳ καὶ παρὰ θεοῖς, καὶ παρὰ ἀνθρώποις τοῖς νοῦν ἔχουσι; καὶ σέβεσθαι δεῖ, καὶ μᾶλλον ὑπείκειν, καὶ θωπεύειν πατρίδα χαλεπαίνουσαν, ἢ πατέρα; καὶ ἢ πείθειν, ἢ ποιεῖν ἃ ἂν κελεύοι; καὶ πάσχειν, ἐάν τι προστάττῃ παθεῖν, ἡσυχίαν ἄγοντα, ἐάν τε τύπτεσθαι, ἐάν τε δεῖσθαι; ἐάν τε εἰς πόλεμον ἄγῃ τρωθησόμενον ἢ ἀποθανούμενον, ποιητέα ταῦτα, καὶ τὸ δίκαιον οὕτως ἔχει; καὶ οὐχ ὑπεικτέον, οὐδὲ ἀναχωρητέον, οὐδὲ λειπτέον τὴν τάξιν; ἀλλὰ καὶ ἐν πολέμῳ, καὶ ἐν δικαστηρίῳ, καὶ πανταχοῦ, ποιητέον, ἃ ἂν κελεύοι ἡ πόλις τε καὶ ἡ πατρίς, [1] ἢ πείθειν αὐτὴν, ᾗ τὸ δίκαιον πέφυκε; βιάζεσθαι δὲ οὐχ ὅσιον οὔτε μητέρα, οὔτε πατέρα, πολὺ δὲ τούτων

ἔτι ἧττον τὴν πατρίδα; Τί φήσομεν πρὸς ταῦτα, ὦ Κρίτων; ἀληθῆ λέγειν τοὺς νόμους, ἢ οὔ; ΚΡ. Ἔμοιγε δοκεῖ.

ιγ'. ΣΩΚ. Σκοπει τοίνυν, ὦ Σώκρατες, φαῖεν ἂν ἴσως οἱ νόμοι, εἰ ἡμεῖς ταῦτα ἀληθῆ λέγομεν, ὅτι οὐ δίκαια ἡμᾶς ἐπιχειρεῖς δρᾶν, ἃ νῦν ἐπιχειρεῖς. Ἡμεῖς γάρ σε γεννήσαντες, ἐκθρέψαντες, παιδεύσαντες, μεταδόντες ἁπάντων, ὧν οἷοί τε ἦμεν, καλῶν, σοί τε καὶ τοῖς ἄλλοις πᾶσι πολίταις, ὅμως προαγορεύομεν, [1] τῷ ἐξουσίαν πεποιηκέναι Ἀθηναίων τῷ βουλομένῳ, ἐπειδὰν δοκιμάσῃ καὶ ἴδῃ τὰ ἐν τῇ πόλει πράγματα, καὶ ἡμᾶς τοὺς νόμους, ᾧ ἂν μὴ ἀρέσκωμεν ἡμεῖς, ἐξεῖναι λαβόντα τὰ αὑτοῦ ἀπιέναι, ὅποι ἂν βούληται. [2] καὶ οὐδεὶς ἡμῶν τῶν νόμων ἐμποδών ἐςιν, οὐδ' ἀπαγορεύει, ἐάν τέ τις βούληται ὑμῶν εἰς ἀποικίαν ἰέναι, (εἰ μὴ ἀρέσκοιμεν ἡμεῖς τε καὶ ἡ πόλις,) ἐάν τε μετοικεῖν ἄλλοσέ ποι ἐλθὼν, ἰέναι ἐκεῖσε, ὅποι ἂν βούληται, ἔχοντα τὰ αὑτοῦ. ὃς δ' ἂν ὑμῶν παραμείνῃ, ὁρῶν ὃν τρόπον ἡμεῖς τάς τε δίκας δικάζομεν, καὶ τἄλλα τὴν πόλιν διοικοῦμεν, ἤδη φαμὲν τοῦτον ὡμολογηκέναι ἔργῳ ἡμῖν, ἃ ἂν ἡμεῖς κελεύωμεν, ποιήσειν ταῦτα. καὶ τὸν μὴ πειθόμενον τριχῇ φαμεν ἀδικεῖν· ὅτι τε γεννήταις οὖσιν ἡμῖν οὐ πείθεται, καὶ ὅτι τροφεῦσι, καὶ ὅτι ὁμολογήσας ἡμῖν πείθεσθαι, οὔτε πείθεται, οὔτε πείθει ἡμᾶς, εἰ μὴ καλῶς τι ποιοῦμεν· προτιθέντων ἡμῶν, καὶ οὐκ ἀγρίως ἐπιταττόντων ποιεῖν, ἃ ἂν κελεύωμεν, ἀλλὰ ἐφιέντων δυοῖν θάτερα, ἢ πείθειν ἡμᾶς, ἢ ποιεῖν· τούτων οὐδέτερα [3] ποιεῖ.

ιδ'. Ταύταις δή φαμεν καὶ σὲ, ὦ Σώκρατες, ταῖς αἰτίαις ἐνέξεσθαι, εἴπερ ποιήσεις, ἃ ἐπινοεῖς· καὶ οὐχ ἥκιστα Ἀθηναίων σὲ, ἀλλ' ἐν τοῖς μάλιστα. Εἰ οὖν ἐγὼ εἴποιμι, διὰ τί δή; [4] ἴσως ἄν μου δικαίως καθάπτοιντο, λέγοντες, [5] ὅτι ἐν τοῖς μάλιστα Ἀθηναίων ἐγὼ αὐτοῖς

ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίαν. Φαῖεν γὰρ ἄν, ὅτι, Ω Σώκρατες, μεγάλα ἡμῖν τούτων τεκμήριά ἐστιν, ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν καὶ ἡ πόλις· οὐ γὰρ ἄν ποτε τῶν ἄλλων Ἀθηναίων ἁπάντων διαφερόντως ἐν αὐτῇ ἐπεδήμεις, εἰ μή σοι διαφερόντως ἤρεσκε. καὶ οὔτ' ἐπὶ θεωρίαν πώποτε ἐκ τῆς πόλεως ἐξῆλθες, ὅτι μὴ ἅπαξ εἰς Ἰσθμόν, οὔτε ἄλλοσε οὐδαμόσε, εἰ μή ποι στρατευσόμενος, οὔτε ἄλλην ἐποιήσω ἀποδημίαν πώποτε, ὥσπερ οἱ ἄλλοι ἄνθρωποι· οὐδ' ἐπιθυμία σε ἄλλης πόλεως οὐδ' ἄλλων νόμων ἔλαβεν εἰδέναι· ἀλλὰ ἡμεῖς σοι ἱκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλις· οὕτω σφόδρα ἡμᾶς ᾑροῦ, καὶ ὡμολόγεις καθ' ἡμᾶς πολιτεύσεσθαι· τά τε ἄλλα, καὶ παῖδας ἐν αὐτῇ ἐποιήσω, ὡς ἀρεσκούσης σοι τῆς πόλεως. Ετι τοίνυν ἐν αὐτῇ τῇ δίκῃ ἐξῆν σοι φυγῆς τιμήσασθαι, εἰ ἐβούλου, καί, ὅπερ νῦν ἀκούσης τῆς πόλεως ἐπιχειρεῖς, τότε ἑκούσης ποιῆσαι. Σὺ δὲ τότε μὲν ἐκαλλωπίζου, ὡς οὐκ ἀγανακτῶν, εἰ δέοι τεθνάναι σε, ἀλλ' ᾑροῦ, ὡς ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὔτ' ἐκείνους τοὺς λόγους αἰσχύνῃ, οὔτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπιχειρῶν διαφθεῖραι· πράττεις τε, ἅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς ξυνθήκας τε καὶ τὰς ὁμολογίας, καθ' ἃς ἡμῖν [1] ξυνέθου πολιτεύσεσθαι. Πρῶτον οὖν ἡμῖν τοῦτ' αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν, φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθ' ἡμᾶς, ἔργῳ, ἀλλ' οὐ λόγῳ· ἢ οὐκ ἀληθῆ; Τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν; ΚΡ. Ανάγκη, ὦ Σώκρατες. ΣΩΚ. Αλλο τι οὖν, φαῖεν, ἢ ξυνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις; οὐχ ὑπ' ἀνάγκης ὁμολογήσας, οὐδὲ ἀπατηθείς, οὐδὲ ἐν ὀλίγῳ χρόνῳ ἀναγκασθεὶς βουλεύσασθαι· ἀλλ' ἐν ἔτεσιν ἑβδομήκοντα, ἐν οἷς ἦν σοι ἀπιέναι, εἰ μὴ ἠρέσκομεν ἡμεῖς, μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι. Σὺ

δὲ οὔτε Λακεδαίμονα προῄρου, οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φὴς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων, οὔτε τῶν βαρβάρων· ἀλλ' ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας, ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι· οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε, καὶ ἡμεῖς [1] οἱ νόμοι, δηλονότι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; Νῦν δὲ δὴ οὐκ ἐμμενεῖς τοῖς ὡμολογημένοις; [ἐμμενεῖς δὲ,] ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες· καὶ οὐ καταγέλαστός γε ἔσῃ, ἐκ τῆς πόλεως ἐξελθών.

ιέ. Σκόπει γὰρ δὴ, ταῦτα παραβὰς, καὶ ἐξαμαρτών τι τούτων, τί ἀγαθὸν ἐργάσῃ σαυτὸν, ἢ τοὺς ἐπιτηδείους τοὺς σαυτοῦ. Ὅτι μὲν γὰρ κινδυνεύσουσί γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν, καὶ στερηθῆναι τῆς πόλεως, ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον. Αὐτὸς δὲ πρῶτον μὲν, ἐὰν εἰς τῶν ἐγγύτατά τινα πόλεων ἔλθῃς, ἢ Θήβαζε, ἢ Μέγαράδε, (εὐνομοῦνται γὰρ ἀμφότεραι,) πολέμιος ἥξεις, ὦ Σώκρατες, τῇ τούτων πολιτείᾳ· καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων, ὑποβλέψονταί σε, διαφθορέα ἡγούμενοι τῶν νόμων· καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν, ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην δικάσαι. Ὅστις γὰρ νόμων διαφθορεύς ἐστι, σφόδρα που δόξειεν ἂν νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι. Πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους; καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται; ἢ πλησιάσεις τούτοις, [2] καὶ ἀναισχυντήσεις διαλεγόμενός τινας λόγους, ὦ Σώκρατες, οἵουσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις, καὶ τὰ νόμιμα καὶ οἱ νόμοι; Καὶ οὐκ οἴει ἄσχημον φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα; οἴεσθαί γε χρή. Ἀλλ' ἐκ μὲν τούτων τῶν πόλεων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοῦ Κρίτωνος. Ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία· καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν, ὡς γελοίως ἐκ

τοῦ δεσμωτηρίου ἀπεδίδρασκες, σκευήν τινα περιθέμενος, ἢ διφθέραν λαβὼν, ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες, καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας. Ὅτι δὲ γέρων ἀνὴρ, σμικροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος, ὡς τὸ εἰκὸς, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβὰς, οὐδεὶς ὃς ἐρεῖ; Ἴσως, ἂν μήτινα λυπῇς· εἰ δὲ μὴ, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ πάντας ἀνθρώπους βιώσῃ, καὶ δουλεύων.—Τί ποιῶν; ἢ εὐωχούμενος ἐν Θετταλίᾳ; ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν; Λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης, καὶ τῆς ἄλλης ἀρετῆς, ποῦ ἡμῖν ἔσονται; Ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἵνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς. [1] Τί δέ; εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτό σου ἀπολαύσωσιν; ἢ τοῦτο μὲν οὔ, αὐτοῦ δὲ τρεφόμενοι, σοῦ ζῶντος, βέλτιον [2] θρέψονται καὶ παιδεύσονται, μὴ ξυνόντος σοῦ αὐτοῖς; οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν. Πότερον, ἐὰν μὲν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται, ἐὰν δὲ εἰς Ἅδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται; εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστι, τῶν σοὶ φασκόντων ἐπιτηδείων εἶναι, οἴεσθαί γε χρή.

ιϛ΄. Ἀλλ', ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι, μήτε παῖδας περὶ πλείονος ποιοῦ, μήτε τὸ ζῆν, μήτε ἄλλο μηδὲν, πρὸ τοῦ δικαίου· ἵνα, εἰς Ἅδου ἐλθὼν, ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν. Οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι, οὐδὲ δικαιότερον, οὐδὲ ὁσιώτερον, οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενί· οὔτε ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται. Ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφ' ἡμῶν τῶν νόμων, ἀλλ' ὑπ' ἀνθρώπων· ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς, ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς

σαυτοῦ ὁμολογίας τε καὶ ξυνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς, καὶ κακὰ ἐργασάμενος τούτους, οὓς ἥκιστα ἔδει, σαυτόν τε καὶ φίλους καὶ πατρίδα καὶ ἡμᾶς· ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι, καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ, οἱ ἐν Ἅδου νόμοι, οὐκ εὐμενῶς σε ὑποδέξονται· εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι, τὸ σὸν μέρος. Ἀλλὰ μή σε πείσῃ Κρίτων ποιεῖν ἃ λέγει, μᾶλλον ἢ ἡμεῖς.

ιζ΄. Ταῦτα, ὦ φίλε ἑταῖρε Κρίτων, εὖ ἴσθι ὅτι ἐγὼ δοκῶ ἀκούειν, [1] ὥσπερ οἱ κορυβαντιῶντες τῶν αὐλῶν δοκοῦσιν ἀκούειν· καὶ ἐν ἐμοὶ αὕτη ἡ ἠχὴ τούτων τῶν λόγων βομβεῖ, καὶ ποιεῖ μὴ δύνασθαι τῶν ἄλλων ἀκούειν· ἀλλὰ ἴσθι, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, ἐάν τι λέγῃς παρὰ ταῦτα, μάτην ἐρεῖς. Ὅμως μέντοι, εἴ τι οἴει πλέον ποιήσειν, λέγε. ΚΡ. Ἀλλ᾽, ὦ Σώκρατες, οὐκ ἔχω λέγειν. ΣΩΚ. Ἔα τοίνυν, ὦ Κρίτων, καὶ πράττωμεν ταύτῃ, ἐπειδὴ ταύτῃ ὁ θεὸς ὑφηγεῖται.

ΙΗ'

ΤΟΥ ΣΩΚΡΑΤΟΥΣ

ΒΙΟΥ ΤΕΛΕΥΤΗ.

ΕΚ ΤΟΥ ΦΑΙΔΩΝΟΣ.

* * *

—Ὑμεῖς μὲν οὖν, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης καὶ οἱ ἄλλοι, εἰσαῦθις ἔν τινι χρόνῳ ἕκαστοι πορεύσεσθε· ἐμὲ δὲ νῦν ἤδη καλεῖ (φαίη γ᾽ ἂν ἀνὴρ τραγικὸς) ἡ εἱμαρμένη. καὶ σχεδόν τί μοι ὥρα τραπέσθαι πρὸς τὸ λουτρόν· δοκεῖ γὰρ ἤδη βέλτιον εἶναι λουσάμενον πιεῖν τὸ φάρμακον, καὶ μὴ πράγματα ταῖς γυναιξὶ παρέχειν [2] νεκρὸν λούειν.

ξδ'. Ταῦτα δὴ εἰπόντος αὐτοῦ, ὁ Κρίτων, Εἶεν, ἔφη, ὦ Σώκρατες. Τί δὲ τούτοις ἢ ἐμοὶ ἐπιτέλλῃ, ἢ περὶ τῶν παίδων, ἢ περὶ ἄλλου του, [3] ὅ τι ἄν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα ποιοῖμεν; Ἅπερ ἀεὶ λέγω, ἔφη, ὦ Κρίτων· οὐδὲν καινότερον· ὅτι ὑμῶν αὐτῶν ἐπιμελούμενοι ὑμεῖς, [4] καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε, ἅττ᾽ ἂν ποιῆτε, κἂν μὴ νῦν ὁμολογήσητε· ἐὰν δὲ ὑμῶν μὲν αὐτῶν ἀμελῆτε, καὶ μὴ θέλητε, ὥσπερ κατ᾽ ἴχνη, κατὰ τὰ νῦν τε εἰρημένα καὶ τὰ ἐν τῷ ἔμπροσθεν χρόνῳ ζῆν, οὐδὲ ἐὰν πολλὰ ὁμολογήσητε ἐν τῷ παρόντι, καὶ σφόδρα, οὐδὲν πλέον ποιήσετε. Ταῦτα μὲν τοίνυν [5] προθυμησόμεθα, ἔφη, οὕτω ποιεῖν. [6] Θάπτομεν δὲ τίνα σε τρόπον; Ὅπως ἄν, ἔφη, βούλησθε· ἐάν πέρ γε λάβητέ με, καὶ μὴ ἐκφύγω ὑμᾶς. Γελάσας δὲ ἅμα ἡσυχῇ, καὶ πρὸς ἡμᾶς ἀποβλέψας,

εἶπεν, Οὐ πείθω, ἔφη, ὦ ἄνδρες, Κρίτωνα, ὡς ἐγώ εἰμι οὗτος ὁ Σωκράτης, ὁ νυνὶ διαλεγόμενος, καὶ διατάττων ἕκαστα τῶν λεγομένων· ἀλλ' οἴεταί με ἐκεῖνον εἶναι, ὃν ὄψεται ὀλίγον ὕστερον νεκρὸν, καὶ ἐρωτᾷ δὴ, πῶς με θάπτῃ. [1]Ὅτι δὲ ἐγὼ πάλαι πολὺν λόγον πεποίημαι, ὡς ἐπειδὰν πίω τὸ φάρμακον, οὐκέτι ὑμῖν παραμενῶ, ἀλλ' οἰχήσομαι ἀπιὼν εἰς μακάρων δή τινας εὐδαιμονίας, ταῦτά μοι δοκῶ αὐτῷ ἄλλως λέγειν, παραμυθούμενος ἅμα μὲν ὑμᾶς, ἅμα δ' ἐμαυτόν. [2]Ἐγγυήσασθε οὖν με πρὸς Κρίτωνα, ἔφη, τὴν ἐναντίαν ἐγγύην, ἢ ἣν οὗτος πρὸς τοὺς δικαστὰς ἠγγυᾶτο. Οὗτος μὲν γὰρ, ἦ μὴν παραμενεῖν· ὑμεῖς δὲ, ἦ μὴν μὴ παραμενεῖν, ἐγγυήσασθε, ἐπειδὰν ἀποθάνω, ἀλλὰ οἰχήσεσθαι ἀπιόντα· ἵνα Κρίτων ῥᾷον φέρῃ, καὶ μὴ, ὁρῶν μου τὸ σῶμα ἢ καιόμενον ἢ κατορυττόμενον, ἀγανακτῇ ὑπὲρ ἐμοῦ, ὡς [3]δεινὰ ἄττα πάσχοντος· μηδὲ λέγῃ ἐν τῇ ταφῇ, [4]ὡς ἢ προτίθεται Σωκράτη, ἢ ἐκφέρει, ἢ κατορύττει. Εὖ γὰρ ἴσθι, [5]ἦ δ' ὅς, ὦ ἄριστε Κρίτων, τὸ μὴ καλῶς λέγειν, οὐ μόνον εἰς αὐτὸ τοῦτο πλημμελὲς, ἀλλὰ καὶ κακόν τι ἐμποιεῖ ταῖς ψυχαῖς. Ἀλλὰ θαῤῥεῖν τε χρὴ, [6]καὶ φάναι τοὐμὸν σῶμα θάπτειν, καὶ θάπτειν οὕτως, ὅπως ἄν σοι φίλον ᾖ, καὶ μάλιστα ἡγῇ νόμιμον εἶναι.

ξέ. Ταῦτ' εἰπὼν, ἐκεῖνος μὲν ἀνίστατο εἰς οἴκημά τι ὡς λουσόμενος, καὶ ὁ Κρίτων εἵπετο αὐτῷ· ἡμᾶς δ' ἐκέλευε περιμένειν. Περιεμένομεν οὖν, πρὸς ἡμᾶς αὐτοὺς διαλεγόμενοι περὶ τῶν εἰρημένων, καὶ ἀνασκοποῦντες· τοτὲ δ' αὖ περὶ τῆς συμφορᾶς διεξιόντες, ὅση ἡμῖν γεγονυῖα εἴη, ἀτεχνῶς ἡγούμενοι, ὥσπερ πατρὸς στερηθέντες, διάξειν ὀρφανοὶ τὸν ἔπειτα βίον. Ἐπειδὴ δὲ ἐλούσατο, καὶ ἠνέχθη παρ' αὐτὸν τὰ παιδία, (δύο γὰρ αὐτῷ υἱεῖς σμικροὶ ἦσαν, εἷς δὲ μέγας,) καὶ αἱ οἰκεῖαι γυναῖκες ἀφίκοντο, ἐκείναις ἐναντίον τοῦ Κρίτωνος διαλεχθείς τε

καὶ ἐπιστείλας, ἅττα ἐβούλετο, τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἀπιέναι ἐκέλευσεν, αὐτὸς δὲ ἧκε παρ' ἡμᾶς. Καὶ ἦν ἤδη ἐγγὺς ἡλίου δυσμῶν· χρόνον γὰρ πολὺν διέτριψεν ἔνδον. Ἐλθὼν δ' ἐκαθέζετο λελουμένος, καὶ οὐ πολλὰ ἄττα μετὰ ταῦτα διελέχθη, καὶ ἧκεν [1] ὁ τῶν Ἕνδεκα ὑπηρέτης, καὶ στὰς παρ' αὐτὸν, Ὦ Σώκρατες, ἔφη, οὐ καταγνώσομαί γε σοῦ, ὅπερ ἄλλων καταγιγνώσκω, ὅτι μοι χαλεπαίνουσι καὶ καταρῶνται, ἐπειδὰν αὐτοῖς παραγγέλλω πίνειν τὸ φάρμακον, ἀναγκαζόντων τῶν ἀρχόντων· σὲ δ' ἐγὼ καὶ ἄλλως ἔγνωκα ἐν τούτῳ τῷ χρόνῳ γενναιότατον καὶ πρᾳότατον καὶ ἄριστον ἄνδρα ὄντα τῶν πώποτε δεῦρο ἀφικομένων· καὶ δὴ καὶ νῦν εὖ οἶδ' ὅτι οὐκ ἐμοὶ χαλεπαίνεις, γινώσκεις γὰρ τοὺς αἰτίους, ἀλλὰ ἐκείνοις. Νῦν οὖν, οἶσθα γὰρ ἃ ἦλθον ἀγγελῶν, χαῖρέ τε, καὶ πειρῶ ὡς ῥᾷστα φέρειν τὰ ἀναγκαῖα. Καὶ ἅμα δακρύσας, μεταστρεφόμενος ἀπῄει. Καὶ ὁ Σωκράτης, ἀναβλέψας πρὸς αὐτὸν, Καὶ σὺ, ἔφη, χαῖρε· καὶ ἡμεῖς ταῦτα ποιήσομεν. Καὶ ἅμα πρὸς ἡμᾶς, Ὡς ἀστεῖος, ἔφη, ὁ ἄνθρωπος· καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει, καὶ διελέγετο ἐνίοτε· καὶ ἦν ἀνδρῶν λῷστος· καὶ νῦν ὡς γενναίως με ἀποδακρύει. Ἀλλ' ἄγε δὴ, ὦ Κρίτων, πειθώμεθα αὐτῷ· καὶ ἐνεγκάτω τις τὸ φάρμακον, εἰ τέτριπται· εἰ δὲ μὴ, τριψάτω ὁ ἄνθρωπος. Καὶ ὁ Κρίτων, Ἀλλ' οἶμαι, ἔφη, ἔγωγε, ὦ Σώκρατες, ἔτι ἥλιον εἶναι ἐπὶ τοῖς ὄρεσι, καὶ οὔπω δεδυκέναι. καὶ ἅμα ἐγὼ οἶδα καὶ ἄλλους πάνυ ὀψὲ πίνοντας, ἐπειδὰν παραγγελθῇ αὐτοῖς, δειπνήσαντάς τε καὶ πιόντας εὖ μάλα, καὶ συγγενομένους γ' ἐνίους ὧν ἂν τύχωσιν ἐπιθυμοῦντες. ἀλλὰ μηδὲν ἐπείγου· ἔτι γὰρ ἐγχωρεῖ. Καὶ ὁ Σωκράτης, Εἰκότως γ', ἔφη, ὦ Κρίτων, ἐκεῖνοί τε ταῦτα ποιοῦσιν, ἃ σὺ λέγεις, οἴονται γὰρ κερδανεῖν ταῦτα ποιήσαντες· καὶ ἔγωγε εἰκότως

ταῦτα οὐ ποιήσω· οὐδὲν γὰρ οἶμαι κερδανεῖν, ὀλίγον ὕστερον πιὼν, ἄλλο γε ἢ γέλωτα ὀφλήσειν παρ' ἐμαυτῷ, γλιχόμενος τοῦ ζῆν, καὶ φειδόμενος οὐδενὸς ἔτι ἐνόντος. Ἀλλ' ἴθι, ἔφη, πείθου, καὶ μὴ ἄλλως ποίει.

ξς'. Καὶ ὁ Κρίτων ἀκούσας ἔνευσε τῷ παιδὶ πλησίον ἑστῶτι· καὶ ὁ παῖς ἐξελθὼν, καὶ συχνὸν χρόνον διατρίψας, ἧκεν ἄγων τὸν μέλλοντα δώσειν τὸ φάρμακον, ἐν κύλικι φέροντα τετριμμένον. Ἰδὼν δὲ ὁ Σωκράτης τὸν ἄνθρωπον, Εἶεν, ἔφη, ὦ βέλτιστε, (σὺ γὰρ τούτων ἐπιστήμων,) τί χρὴ ποιεῖν; Οὐδὲν ἄλλο, ἔφη, ἢ πιόντα περιιέναι, ἕως ἄν σου βάρος ἐν τοῖς σκέλεσι γένηται· ἔπειτα κατακεῖσθαι· καὶ οὕτως αὐτὸ ποιήσει. Καὶ ἅμα ὤρεξε τὴν κύλικα τῷ Σωκράτει. Καὶ ὃς λαβὼν καὶ μάλα ἵλεως, ὦ Ἐχέκρατες, οὐδὲν τρέσας οὐδὲ διαφθείρας οὔτε τοῦ χρώματος οὔτε τοῦ προσώπου, ἀλλ', ὥσπερ εἰώθει, [1] ταυρηδὸν ὑποβλέψας πρὸς τὸν ἄνθρωπον, Τί λέγεις, ἔφη, περὶ τοῦδε τοῦ πόματος, πρὸς τὸ ἀποσπεῖσαί τινι; ἔξεστιν, ἢ οὔ; Τοσοῦτον, ἔφη, ὦ Σώκρατες, τρίβομεν, ὅσον οἰόμεθα μέτριον εἶναι πιεῖν. Μανθάνω, ἦ δ' ὅς· ἀλλ' εὔχεσθαί γέ που τοῖς θεοῖς ἔξεστί τε καὶ χρὴ, τὴν μετοίκησιν τὴν ἐνθένδε ἐκεῖσε εὐτυχῆ γενέσθαι· ἃ δὴ καὶ ἐγὼ εὔχομαί τε, καὶ γένοιτο ταύτῃ. Καὶ ἅμα εἰπὼν ταῦτα ἐπισχόμενος καὶ μάλα εὐχερῶς καὶ εὐκόλως ἐξέπιε. Καὶ ἡμῶν οἱ πολλοὶ τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν κατέχειν τὸ μὴ δακρύειν· ὡς δὲ εἴδομεν πίνοντά τε καὶ πεπωκότα, οὐκέτι. [2] Ἀλλ' ἐμοῦ γε, βίᾳ καὶ αὐτοῦ, ἀστακτὶ ἐχώρει τὰ δάκρυα· ὥστε ἐγκαλυψάμενος ἀπέκλαιον ἐμαυτόν· οὐ γὰρ δὴ ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην, οἵου ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην. Ὁ δὲ Κρίτων ἔτι πρότερος ἐμοῦ, ἐπειδὴ οὐχ οἷός τ' ἦν κατέχειν τὰ δάκρυα, ἐξανέστη. Ἀπολλόδωρος δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο δακρύων, καὶ

δὴ καὶ τότε ἀναβρυχησάμενος, κλαίων καὶ ἀγανακτῶν, [1] οὐδένα ὅντινα οὐ κατέκλαυσε τῶν παρόντων, πλήν γε αὐτοῦ Σωκράτους. Ἐκεῖνος δὲ, Οἷα, ἔφη, ποιεῖτε, ὦ θαυμάσιοι! ἐγὼ μέντοι οὐχ ἥκιστα τούτου ἕνεκα τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ τοιαῦτα πλημμελοῖεν· καὶ γὰρ ἀκήκοα, ὅτι ἐν εὐφημίᾳ χρὴ τελευτᾷν. ἀλλ' ἡσυχίαν τε ἄγετε, καὶ καρτερεῖτε. Καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν τε καὶ ἐπέσχομεν τοῦ δακρύειν. Ὁ δὲ περιελθὼν, ἐπειδή οἱ βαρύνεσθαι ἔφη τὰ σκέλη, κατεκλίθη ὕπτιος· οὕτω γὰρ ἐκέλευσεν ὁ ἄνθρωπος. καὶ ἅμα ἐφαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς τὸ φάρμακον, διαλιπὼν χρόνον, ἐπεσκόπει τοὺς πόδας καὶ τὰ σκέλη· κἄπειτα σφόδρα πιέσας αὐτοῦ τὸν πόδα, ἤρετο, εἰ αἰσθάνοιτο· ὁ δ' οὐκ ἔφη· καὶ μετὰ τοῦτο αὖθις τὰς κνήμας, καὶ ἐπανιὼν οὕτως, ἡμῖν ἐπεδείκνυτο, ὅτι [2] ψύχοιτό τε καὶ πήγνυτο. Καὶ αὐτὸς ἥπτετο, καὶ εἶπεν, ὅτι ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται αὐτῷ, τότε οἰχήσεται. Ἤδη οὖν σχεδόν τι αὐτοῦ ἦν τὰ περὶ τὸ ἦτρον ψυχόμενα, καὶ ἐκκαλυψάμενος, (ἐνεκεκάλυπτο γὰρ,) εἶπεν, (ὃ δὴ τελευταῖον ἐφθέγξατο,) Ὦ Κρίτων, ἔφη, [3] τῷ Ἀσκληπιῷ ὀφείλομεν ἀλεκτρυόνα· ἀλλὰ ἀπόδοτε, καὶ μὴ ἀμελήσητε. Ἀλλὰ ταῦτα ἔσται, ἔφη ὁ Κρίτων· ἀλλ' ὅρα, εἴ τι ἄλλο λέγεις. Ταῦτα ἐρομένου αὐτοῦ, οὐδὲν ἔτι ἀπεκρίνατο· ἀλλ' ὀλίγον χρόνον διαλιπὼν, ἐκινήθη τε, καὶ ὁ ἄνθρωπος ἐξεκάλυψεν αὐτόν. Καὶ ὃς τὰ ὄμματα ἔστησεν· ἰδὼν δὲ ὁ Κρίτων [4] συνέλαβε τὸ στόμα τε καὶ τοὺς ὀφθαλμούς.

ξζ'. Ἥδε ἡ τελευτὴ, ὦ Ἐχέκρατες, τοῦ ἑταίρου ἡμῖν ἐγένετο, [5] ἀνδρὸς, ὡς ἡμεῖς φαῖμεν ἂν, τῶν τότε ὧν ἐπειράθημεν ἀρίστου, καὶ ἄλλως φρονιμωτάτου καὶ δικαιοτάτου.

III.

[1]Ex ARISTOTELE.

Ad Edit. Guil. Du Val. Paris. 1654. iv. tom. in Fol.]

Abundantiâ quadam ingenii praestabat, ut mihi quidem videtur, Aristoteles. Cicero Acad. I. 4.

---

[2]*ΕΚ ΤΟΥ*

ΑΡΙΣΤΟΤΕΛΟΥΣ

ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ

ΒΙΒΛΙΟΥ Δ΄.

* * *

[3]*ΚΕΦ. ζ΄.*

Περὶ μεγαλοψυχίας, ὅτι περὶ τιμάς ἐστι μάλιστα.

* * *

—*ΔΟΚΕΙ*—μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν, ἄξιος ὤν. [4] ὁ γὰρ μὴ κατ᾽ ἀξίαν αὐτὸ ποιῶν, ἠλίθιος· τῶν δὲ κατ᾽ ἀρετὴν οὐδεὶς ἠλίθιος, οὐδ᾽ ἀνόητος. Μεγαλόψυχος μὲν οὖν ὁ εἰρημένος. ὁ γὰρ μικρῶν ἄξιος, καὶ τούτων ἀξιῶν ἑαυτὸν, σώφρων, μεγαλόψυχος δ᾽ οὔ· ἐν μεγέθει γὰρ ἡ μεγαλοψυχία, ὥσπερ καὶ [5] τὸ κάλλος ἐν μεγάλῳ σώματι· οἱ μικροὶ δ᾽

ἀστεῖοι καὶ σύμμετροι, καλοὶ δ' οὔ. ὁ δὲ μεγάλων αὑτὸν ἀξιῶν, ἀνάξιος ὤν, χαῦνος· [1] *ὁ δὲ μειζόνων, ἢ ἄξιος, οὐ πᾶς χαῦνος· ὁ δ' ἐλαττόνων, ἢ ἄξιος, μικρόψυχος, ἐάν τε μεγάλων, ἐάν τε μετρίων, ἐάν τε καὶ μικρῶν ἄξιος ὤν, ἔτι ἐλαττόνων ἑαυτὸν ἀξιοῖ,—καὶ μάλιστα ἂν δόξειεν ὁ μεγάλων ἄξιος·* [2] *τί γὰρ ἂν ἐποίει, εἰ μὴ τοιούτων ἦν ἄξιος;* [3] *Ἔστι δὴ ὁ μεγαλόψυχος τῷ μὲν μεγέθει ἄκρος, τῷ δὲ, ὡς δεῖ, μέσος· τοῦ γὰρ κατ' ἀξίαν ἑαυτὸν ἀξιοῖ· οἱ δ' ὑπερβάλλουσι, καὶ ἐλλείπουσιν. Εἰ δὲ δὴ μεγάλων ἑαυτὸν ἀξιοῖ, ἄξιος ὤν, καὶ μάλιστα τῶν μεγίστων,* [4] *περὶ ἓν μάλιστα ἂν εἴη· [τί οὖν τοῦτ' ἔστιν, ἐκ τῆς ἀξίας ληπτέον·] ἡ δὲ ἀξία λέγεται πρὸς τὰ ἐκτὸς ἀγαθά· μέγιστον δὲ τοῦτ' ἂν θεῖμεν, ὃ τοῖς θεοῖς ἀπονέμομεν, καὶ οὗ μάλιστα ἐφίενται οἱ ἐν ἀξιώματι, καὶ τὸ ἐπὶ τοῖς καλλίστοις ἆθλον· τοιοῦτον δ' ἡ τιμή· μέγιστον γὰρ δὴ τοῦτο τῶν ἐκτὸς ἀγαθῶν. Περὶ τιμὰς δὴ καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν, ὡς δεῖ.* [5] *Καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι· τιμῆς γὰρ μάλισθ' οἱ μεγάλοι ἀξιοῦσιν ἑαυτούς· κατ' ἀξίαν δέ· ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς αὑτὸν, καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα· ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει· οὐ μὴν τόν γε μεγαλόψυχον. Ὁ δὲ μεγαλόψυχος, εἴπερ τῶν μεγίστων ἄξιος, ἄριστος ἂν εἴη· μείζονος γὰρ ἀεὶ ὁ βελτίων ἄξιος, καὶ μεγίστων ὁ ἄριστος. Τὸν* [6] *ὡς ἀληθῶς ἄρα μεγαλόψυχον δεῖ ἀγαθὸν εἶναι·* [7] *καὶ δόξειε δ' ἂν εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα· οὐδαμῶς τ' ἂν ἁρμόζοι μεγαλοψύχῳ φεύγειν παρασείσαντι, οὐδὲ ἀδικεῖν· τίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ, ᾧ οὐθὲν μέγα; Καθ' ἕκαστα δ' ἐπισκοποῦντι πάμπαν γελοῖος φαίνοιτ' ἂν ὁ μεγαλόψυχος, μὴ ἀγαθὸς ὤν. Οὐκ εἴη δ' ἂν οὐδὲ τιμῆς ἄξιος, φαῦλος ὤν· τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμὴ, καὶ ἀπονέμε-*

ται τοῖς ἀγαθοῖς. Ἔοικε μὲν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν· μείζους γὰρ αὐτὰς ποιεῖ, καὶ οὐ γίνεται ἄνευ ἐκείνων. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· οὐ γὰρ οἷόν τε ἄνευ καλοκἀγαθίας. Μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστι· καὶ ἐπὶ μὲν ταῖς μεγάλαις, καὶ ὑπὸ τῶν σπουδαίων, μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων, ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή·[1] οὐ μὴν ἀλλ' ἀποδέξεταί γε, τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν. Τῆς δὲ[2] παρὰ τῶν τυχόντων, καὶ ἐπὶ μικροῖς, πάμπαν ὀλιγωρήσει· οὐ γὰρ τούτων ἄξιος. Ὁμοίως δὲ καὶ ἀτιμίας· οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν. Μάλιστα μὲν οὖν ἐστιν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος περὶ τιμάς. Οὐ μὴν ἀλλὰ καὶ περὶ πλοῦτον καὶ δυναστείαν, καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν μετρίως ἕξει, ὅπως ἂν γένηται· καὶ οὔτ' εὐτυχῶν περιχαρὴς ἔσται, οὔτε ἀτυχῶν περίλυπος.[3] οὐδὲ γὰρ περὶ τιμὴν οὕτως ἔχει, ὡς μέγιστον ὄν· αἱ γὰρ δυναστεῖαι καὶ ὁ πλοῦτος διὰ τὴν τιμήν ἐστιν αἱρετά· οἱ γοῦν ἔχοντες αὐτά, τιμᾶσθαι δι' αὐτῶν βούλονται· ᾧ δὴ καὶ ἡ τιμὴ μικρόν ἐστι, τούτῳ καὶ τἆλλα.

[4] ΚΕΦ. η.

Τίνες αἱ κατὰ μεγαλοψυχίαν πράξεις.

[5] Διὸ καὶ ὑπερόπται δοκοῦσιν εἶναι. Δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν· οἱ γὰρ εὐγενεῖς ἀξιοῦνται τιμῆς· καὶ οἱ δυναστεύοντες, ἢ οἱ πλουτοῦντες· ἐν ὑπεροχῇ γάρ·[6] τὸ δ' ἀγαθῷ ὑπερέχον

πᾶν, ἐντιμότερον. Διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· τιμῶνται γὰρ ὑπό τινων. Κατ' ἀλήθειαν δὲ ὁ ἀγαθὸς μόνος τιμητός· ᾧ δ' ἄμφω ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς· οἱ δ' ἄνευ ἀρετῆς τὰ τοιαῦτα ἀγαθὰ ἔχοντες, οὔτε δικαίως ἑαυτοὺς μεγάλων ἀξιοῦσιν, οὔτε ὀρθῶς μεγαλόψυχοι λέγονται· ἄνευ γὰρ ἀρετῆς παντελοῦς οὐκ ἔστι ταῦτα. Ὑπερόπται δὲ καὶ ὑβρισταὶ, καὶ τὰ τοιαῦτα ἔχοντες, κακοὶ γίγνονται· ἄνευ γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα· οὐ δυνάμενοι δὲ φέρειν, καὶ οἰόμενοι τῶν ἄλλων ὑπερέχειν, ἐκείνων μὲν καταφρονοῦσιν· αὐτοὶ δὲ, ὅ τι ἂν τύχωσι, πράττουσι· μιμοῦνται γὰρ τὸν μεγαλόψυχον, οὐχ ὅμοιοι ὄντες, τοῦτο δὲ δρῶσιν, ἐν οἷς δύνανται· τὰ μὲν οὖν κατ' ἀρετὴν οὐ πράττουσι· καταφρονοῦσι δὲ τῶν ἄλλων. Ὁ δὲ μεγαλόψυχος δικαίως καταφρονεῖ· δοξάζει γὰρ ἀληθῶς· οἱ δὲ πολλοὶ τυχόντως. Οὐκ ἔστι δὲ [1] μικροκίνδυνος, οὐδὲ φιλοκίνδυνος, διὰ τὸ ὀλίγα τιμᾶν· μεγαλοκίνδυνος δέ· καὶ ὅταν κινδυνεύῃ, ἀφειδὴς τοῦ βίου, ὡς οὐκ ἄξιον ὂν πάντως ζῆν. Καὶ οἷος εὖ ποιεῖν, εὐεργετούμενος δ' αἰσχύνεται· τὸ μὲν γὰρ ὑπερέχοντος, τὸ δὲ ὑπερεχομένου. [2] Καὶ ἀντευεργετικὸς πλειόνων· [3] οὕτω γὰρ προσοφλήσει ὁ ὑπάρξας, καὶ ἔσται εὖ πεπονθώς. Δοκοῦσι δὲ καὶ μνημονεύειν, οὓς ἂν ποιήσωσιν εὖ· [4] ὧν δ' ἂν πάθωσιν, οὔ· ἐλάττων γὰρ ὁ παθὼν εὖ τοῦ ποιήσαντος· βούλεται δὲ ὑπερέχειν· καὶ τὰ μὲν ἡδέως ἀκούει, τὰ δ' ἀηδῶς. [5] Διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διΐ· [6] οὐδ' οἱ Λάκωνες πρὸς τοὺς Ἀθηναίους, ἀλλ' ἃ πεπόνθεσαν εὖ. Μεγαλοψύχου δὲ καὶ τὸ μηθενὸς δεῖσθαι, ἢ μόγις· ὑπηρετεῖν δὲ προθύμως· καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις, μέγαν εἶναι· πρὸς δὲ τοὺς μέσους, μέτριον· τῶν μὲν γὰρ ὑπερέχειν, χαλεπὸν καὶ σεμνόν· τῶν δὲ, ῥᾴδιον· καὶ ἐν

ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές· ἐν δὲ τοῖς ταπεινοῖς φορτικὸν, ὥσπερ εἰς τοὺς ἀσθενεῖς ἰσχυρίζεσθαι. Καὶ εἰς τὰ ἔντιμα μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι. καὶ ἀργὸν εἶναι καὶ μελλητὴν, ἀλλ' ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔργον. καὶ ὀλίγων μὲν πρακτικὸν, μεγάλων δὲ καὶ ὀνομαστῶν. Ἀναγκαῖον δὲ καὶ φανερόμισον εἶναι καὶ φανερόφιλον· τὸ γὰρ λανθάνειν, φοβουμένου. Καὶ μέλειν τῆς ἀληθείας μᾶλλον ἢ τῆς δόξης, καὶ λέγειν καὶ πράττειν φανερῶς· *[1] καταφρονητικοῦ γάρ· διὸ παῤῥησιαστικός· παῤῥησιαστικοῦ δὲ, διὸ καταφρονητικὸς καὶ ἀληθευτικός· πλὴν ὅσα μὴ δι' εἰρωνείαν· εἴρωνα δὲ πρὸς τοὺς πολλούς. Καὶ πρὸς ἄλλον μὴ δύνασθαι ζῆν, ἀλλ' ἢ πρὸς φίλον· δουλικὸν γάρ. Διὸ καὶ πάντες οἱ κόλακες θητικοί· καὶ οἱ ταπεινοὶ κόλακες. Οὐδὲ θαυμαστικός· οὐθὲν γὰρ μέγα αὐτῷ ἐστιν. Οὐδὲ μνησίκακος· οὐ γὰρ μεγαλοψύχου τὸ ἀπομνημονεύειν, ἄλλως τε καὶ κακά· ἀλλὰ μᾶλλον παρορᾷν. Οὐδὲ ἀνθρωπολόγος· οὔτε γὰρ περὶ αὑτοῦ ἐρεῖ, οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται, μέλει αὐτῷ, οὐθ' ὅπως οἱ ἄλλοι ψέγωνται. Οὐδ' αὖ ἐπαινετικός ἐστι· διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι' ὕβριν. Καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικὸς καὶ δεητικός· [2] σπουδάζοντος γὰρ οὕτως ἔχειν περὶ ταῦτα. Καὶ οἷος κεκτῆσθαι μᾶλλον τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων· αὐτάρκους γὰρ μᾶλλον. Καὶ κίνησις δὲ βραδεῖα τοῦ μεγαλοψύχου δοκεῖ εἶναι, καὶ φωνὴ βαρεῖα, καὶ λέξις στάσιμος· οὐ γὰρ σπευστικὸς, ὁ περὶ ὀλίγα σπουδάζων· οὐδὲ σύντονος,

* Lege, cum MSS. Victorii et Turnebi, παῤῥησιαστὴς γάρ, διὰ τὸ καταφρονητικὸς εἶναι· καταφρονητικὸς δὲ, διὰ τὸ παῤῥησιαστικὸς καὶ ἀληθευτικός· πλὴν, &c. Vide notam.

ὁ μηθὲν μέγα οἰόμενος· ἡ δ' ὀξυφωνία καὶ ἡ ταχυτὴς διὰ τούτων. Τοιοῦτος μὲν οὖν ὁ μεγαλόψυχος.

[1] ΚΕΦ. Θ'.

Περὶ τοῦ μικροψύχου καὶ τοῦ χαύνου.

Ὁ δ' ἐλλείπων, μικρόψυχος· ὁ δ' ὑπερβάλλων, χαῦνος. οὐ κακοὶ μὲν οὖν δοκοῦσιν εἶναι οὐδ' οὗτοι· οὐ γὰρ κακοποιοί εἰσιν· ἡμαρτημένοι δέ. ὁ μὲν γὰρ μικρόψυχος, ἄξιος ὢν ἀγαθῶν, ἑαυτὸν ἀποστερεῖ, ὧν ἄξιός ἐστι. καὶ ἔοικε κακὸν ἔχειν τι, ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτὸν τῶν ἀγαθῶν, καὶ ἀγνοεῖν δ' ἑαυτόν· [2] ὠρέγετο γὰρ ἄν, ὧν ἄξιος ἦν, ἀγαθῶν γε ὄντων. οὐ μὴν ἠλίθιοί γε οἱ τοιοῦτοι δοκοῦσιν εἶναι, ἀλλὰ μᾶλλον ὀκνηροί. ἡ τοιαύτη δὲ δόξα δοκεῖ καὶ χείρους ποιεῖν· ἕκαστοι γὰρ ἐφίενται τῶν κατ' ἀξίαν· [3] ἀφίστανται δὲ καὶ τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευμάτων, ὡς ἀνάξιοι ὄντες· ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν. Οἱ δὲ χαῦνοι, ἠλίθιοι, καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτ' ἐπιφανῶς· ὡς γὰρ ἄξιοι ὄντες, τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται. καὶ ἐσθῆτι κοσμοῦνται, καὶ σχήματι, καὶ τοῖς τοιούτοις· καὶ βούλονται τὰ εὐτυχήματα φανερὰ εἶναι αὐτῶν· καὶ λέγουσι περὶ αὐτῶν, ὡς διὰ τούτων τιμηθησόμενοι. Ἀντιτίθεται δὲ τῇ μεγαλοψυχίᾳ ἡ μικροψυχία μᾶλλον τῆς χαυνότητος· καὶ γὰρ γίγνεται μᾶλλον, καὶ χεῖρόν ἐστιν. Ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμήν ἐστι μεγάλην, ὥσπερ εἴρηται.

[1] ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ Η'.

ΚΕΦ. ά.

Ὅτι περὶ φιλίας σκεπτέον· καὶ ἔπαινος αὐτῆς.

[2] Μετὰ δὲ ταῦτα, περὶ φιλίας ἕποιτ' ἂν διελθεῖν· ἔστι γὰρ ἀρετή τις, ἢ μετ' ἀρετῆς. Ἔτι δ', ἀναγκαιότατον εἰς τὸν βίον· ἄνευ γὰρ φίλων, οὐδεὶς ἂν ἕλοιτο ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα. καὶ γὰρ πλουτοῦσι, καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις, δοκεῖ μάλιστα φίλων εἶναι χρεία. τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας, ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη καὶ σώζοιτο ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα. Ἐν πενίᾳ δὲ καὶ ταῖς λοιπαῖς δυστυχίαις, μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους. [3] Καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον· καὶ πρεσβυτέροις πρὸς θεραπείαν, καὶ τὸ ἐλλεῖπον τῆς πράξεως δι' ἀσθένειαν βοηθείας· τοῖς τ' ἐν ἀκμῇ, πρὸς τὰς καλὰς πράξεις,

—[4] Σύν τε δύ' ἐρχομένω,—

καὶ γὰρ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι. Φύσει τ' ἐνυπάρχειν ἔοικε πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι· καὶ οὐ μόνον ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐν ὀρνέοις, καὶ ἐν τοῖς πλείστοις τῶν ζώων· καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα· καὶ μάλιστα τοῖς ἀνθρώποις· ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν. Ἴδοι δ' ἄν τις καὶ ἐν ταῖς πλάναις, ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον. Ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία· καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν, ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι· ταύτης δὲ μάλιστα ἐφίενται, καὶ

τὴν στάσιν, ἔχθραν οὖσαν, μάλιστα ἐξελαύνουσι. Καὶ φίλων μὲν ὄντων, οὐδὲν δεῖ δικαιοσύνης· δίκαιοι δὲ ὄντες, προσδέονται φιλίας. [1] Καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. Οὐ μόνον δὲ ἀναγκαῖόν ἐστιν, ἀλλὰ καὶ καλόν· τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν· ἥ τε φιλοφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι. Ἔτι, καὶ ἔνιοι τοὺς αὐτοὺς ἄνδρας οἴονται ἀγαθοὺς εἶναι καὶ φίλους.

[1] ΕΚ ΤΟΥ

ΑΡΙΣΤΟΤΕΛΟΥΣ

ΤΕΧΝΗΣ ῬΗΤΟΡΙΚΗΣ

ΒΙΒΛΙΟΥ Β'.

* * *

ΚΕΦ. ιβ'.

Περὶ παθῶν καὶ ἕξεων τῶν νέων.

* [2] ΤΑ δὲ ἤθη ποῖοί τινες, καὶ τὰ πάθη, καὶ τι. ἕξεις, κατὰ τὰς ἡλικίας, καὶ τὰς τύχας, διέλθωμεν μετὰ ταῦτα. Λέγω δὲ πάθη μὲν, ὀργὴν, ἐπιθυμίαν, καὶ τὰ τοιαῦτα, περὶ ὧν εἰρήκαμεν πρότερον· ἕξεις δὲ, ἀρετὰς, καὶ κακίας· εἴρηται δὲ καὶ περὶ τούτων πρότερον, [3] καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί. Ἡλικίαι δέ εἰσι, νεότης, καὶ ἀκμὴ, καὶ γῆρας. Τύχην δὲ λέγω, εὐγένειαν, καὶ πλοῦτον, καὶ δυνάμεις, καὶ τἀναντία τούτοις, καὶ ὅλως εὐτυχίαν, καὶ δυστυχίαν. Οἱ μὲν οὖν νέοι [4] τὰ ἤθη εἰσὶν ἐπιθυμητικοὶ, καὶ οἷοι ποιεῖν, ὧν ἂν ἐπιθυμήσωσι. καὶ τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν μάλιστα ἀκολουθητικοί εἰσι τῆς περὶ τὰ ἀφροδίσια, καὶ ἀκρατεῖς ταύτης. [5] εὐμετάβολοι δὲ καὶ ἁψίκοροι

* Lege, cum Gesnero, *Τὰ ἤθη ποῖοί τινες, καὶ τὰ πάθη, καὶ τὰς ἕξεις, κατὰ τὰς ἡλικιας, καὶ τὰς τύχας, διέλθωμεν*—κ. τ. λ. Vide notam.

πρὸς τὰς ἐπιθυμίας· καὶ σφόδρα μὲν ἐπιθυμοῦσι, ταχὺ δὲ παύονται· ὀξεῖαι γὰρ αἱ βουλήσεις, καὶ οὐ μεγάλαι, ὥσπερ αἱ τῶν καμνόντων δίψαι καὶ πεῖναι. Καὶ θυμικοὶ, καὶ ὀξύθυμοι, καὶ οἷοι ἀκολουθεῖν τῇ ὁρμῇ· καὶ [1] ἥττους εἰσὶ τοῦ θυμοῦ· διὰ γὰρ φιλοτιμίαν οὐκ ἀνέχονται ὀλιγωρούμενοι, ἀλλ' ἀγανακτοῦσιν, ἂν οἴωνται ἀδικεῖσθαι. Καὶ φιλότιμοι μέν εἰσι, μᾶλλον δὲ φιλόνικοι· ὑπεροχῆς γὰρ ἐπιθυμεῖ ἡ νεότης· ἡ δὲ νίκη ὑπεροχή τις· καὶ [2] ἄμφω ταῦτα μᾶλλον, ἢ φιλοχρήματοι· φιλοχρήματοι δὲ ἥκιστα, διὰ τὸ μήπω ἐνδείας πεπειρᾶσθαι· ὥσπερ τὸ [3] Πιττακοῦ ἔχει ἀπόφθεγμα εἰς Ἀμφιάραον. Καὶ οὐ κακοήθεις, ἀλλ' εὐήθεις, διὰ τὸ μήπω τεθεωρηκέναι πολλὰς πονηρίας. Καὶ εὔπιστοι, διὰ τὸ μήπω πολλὰ ἐξηπατῆσθαι. Καὶ εὐέλπιδες· ὥσπερ γὰρ οἱ οἰνωμένοι, οὕτω διάθερμοί εἰσιν οἱ νέοι ὑπὸ τῆς φύσεως· ἅμα δὲ καὶ διὰ τὸ μήπω πολλὰ ἀποτετυχηκέναι. Καὶ ζῶσι τὰ πλεῖστα ἐλπίδι· ἡ μὲν γὰρ ἐλπὶς τοῦ μέλλοντός ἐστιν· ἡ δὲ μνήμη τοῦ παροιχομένου· τοῖς δὲ νέοις τὸ μὲν μέλλον πολύ· τὸ δὲ παρεληλυθὸς βραχύ· [4] τῇ γὰρ πρώτῃ ἡμέρᾳ μεμνῆσθαι μὲν οὐδὲν οἴονται, ἐλπίζειν δὲ πάντα. Καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον· ἐλπίζουσι γὰρ ῥᾳδίως. Καὶ ἀνδρειότεροι· θυμώδεις γὰρ καὶ εὐέλπιδες· ὧν τὸ μὲν, μὴ φοβεῖσθαι, τὸ δὲ, θαῤῥεῖν ποιεῖ· οὔτε γὰρ ὀργιζόμενος οὐδεὶς φοβεῖται· τό τε ἐλπίζειν ἀγαθόν τι, θαῤῥαλέον ἐστί. Καὶ αἰσχυντηλοί· [5] οὐ γάρ πω καλὰ ἕτερα ὑπολαμβάνουσιν, ἀλλὰ πεπαίδευνται [6] ὑπὸ τοῦ νόμου μόνον. Καὶ μεγαλόψυχοι· οὔτε γὰρ ὑπὸ τοῦ βίου οὔπω τεταπείνωνται, ἀλλὰ τῶν [7] ἀναγκαίων ἄπειροί εἰσι· καὶ τὸ ἀξιοῦν αὑτὸν μεγάλων, μεγαλοψυχία· τοῦτο δ' εὐέλπιδος. Καὶ μᾶλλον αἱροῦνται πράττειν [8] τὰ καλὰ τῶν συμφερόντων· [9] τῷ γὰρ ἤθει ζῶσι μᾶλλον, ἢ τῷ λογισμῷ· ἔστι δ' ὁ μὲν λογισμὸς τοῦ

συμφέροντος· ἡ δ' ἀρετὴ τοῦ καλοῦ. Καὶ φιλόφιλοι καὶ φιλέταιροι μᾶλλον τῶν ἄλλων ἡλικιῶν, διὰ τὸ χαίρειν [1] τῷ συζῆν, καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν· ὥστε μηδὲ τοὺς φίλους. Καὶ ἅπαντα ἐπὶ τὸ μᾶλλον καὶ σφοδρότερον ἁμαρτάνουσι, [2] παρὰ τὸ Χιλώνειον· πάντα γὰρ ἄγαν πράττουσι· φιλοῦσί τε γὰρ ἄγαν, καὶ μισοῦσιν ἄγαν, καὶ ἄλλα πάντα ὁμοίως. Οἵ καὶ εἰδέναι πάντα οἴονται, καὶ [3] διϊσχυρίζονται· τοῦτο γὰρ αἴτιόν ἐστι καὶ τοῦ πάντα ἄγαν. Καὶ [4] τὰ ἀδικήματα ἀδικοῦσιν εἰς ὕβριν, καὶ οὐ κακουργίαν. Καὶ ἐλεητικοί, διὰ τὸ πάντας χρηστοὺς καὶ βελτίους ὑπολαμβάνειν· τῇ γὰρ αὑτῶν ἀκακίᾳ [5] τοὺς πέλας μετροῦσιν· ὥστ' ἀνάξια πάσχειν ὑπολαμβάνουσιν αὐτούς. Καὶ φιλογέλωτες· διὸ καὶ εὐτράπελοι· [6] ἡ γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστί. Τὸ μὲν οὖν τῶν νέων τοιοῦτον ἦθός ἐστιν.

ΚΕΦ. ιγ'.

Περὶ παθῶν καὶ ἕξεων τῶν πρεσβυτέρων.

Οἱ δὲ πρεσβύτεροι καὶ παρηκμακότες σχεδὸν ἐκ τῶν ἐναντίων τούτοις τὰ πλεῖστα ἔχουσιν ἤθη· διὰ γὰρ τὸ πολλὰ ἔτη βεβιωκέναι, καὶ πλείω ἐξηπατῆσθαι, καὶ ἡμαρτηκέναι, καὶ τὰ πλείω φαῦλα εἶναι τῶν πραγμάτων, [7] οὔτε διαβεβαιοῦνται οὐδέν· ἧττόν τε ἄγαν ἅπαντα, ἢ δεῖ. Καὶ οἴονται, ἴσασι δὲ οὐδέν· καὶ ἀμφισβητοῦντες προστιθέασιν ἀεὶ τὸ "ἴσως καὶ τάχα·" καὶ πάντα λέγουσιν οὕτω· παγίως δὲ οὐδέν. Καὶ κακοήθεις εἰσίν· ἔστι γὰρ κακοήθεια τὸ ἐπὶ τὸ χεῖρον ὑπολαμβάνειν ἅπαντα. Ἔτι δὲ [8] καχύποπτοί εἰσι διὰ τὴν ἀπιστίαν· ἄπιστοι δὲ

δι᾽ ἐμπειρίαν. Καὶ οὔτε φιλοῦσι σφόδρα, οὔτε μισοῦσι, διὰ ταῦτα· ἀλλὰ κατὰ τὴν [1] Βίαντος ὑποθήκην, καὶ φιλοῦσιν ὡς μισήσοντες, καὶ μισοῦσιν ὡς φιλήσοντες. Καὶ μικρόψυχοι, διὰ τὸ τεταπεινῶσθαι ὑπὸ τοῦ βίου· οὐδενὸς γὰρ μεγάλου, οὐδὲ περιττοῦ, ἀλλὰ [2] τῶν πρὸς τὸν βίον ἐπιθυμοῦσι. Καὶ ἀνελεύθεροι· ἓν γάρ τι τῶν ἀναγκαίων ἡ οὐσία· ἅμα δὲ καὶ διὰ τὴν ἐμπειρίαν ἴσασιν, ὡς χαλεπὸν τὸ κτήσασθαι, καὶ ῥᾴδιον τὸ ἀποβαλεῖν. Καὶ δειλοί, καὶ πάντα προφοβητικοί· ἐναντίως γὰρ διάκεινται τοῖς νέοις· κατεψυγμένοι γάρ εἰσιν· οἱ δὲ θερμοί· ὥστε προωδοπεποίηκε τὸ γῆρας τῇ δειλίᾳ· καὶ γὰρ ὁ φόβος κατάψυξίς τίς ἐστι. Καὶ φιλόζωοι, καὶ μάλιστα ἐπὶ [3] τῇ τελευταίᾳ ἡμέρᾳ, διὰ τὸ τοῦ ἀπόντος εἶναι τὴν ἐπιθυμίαν· καὶ οὗ [δὲ] ἐνδεεῖς, τούτου μάλιστα ἐπιθυμοῦσι. Καὶ φίλαυτοι μᾶλλον ἢ δεῖ· μικροψυχία γάρ τις καὶ αὕτη. Καὶ πρὸς τὸ συμφέρον ζῶσιν, (ἀλλ᾽ οὐ πρὸς τὸ καλὸν,) μᾶλλον ἢ δεῖ, διὰ τὸ φίλαυτοι εἶναι· τὸ μὲν γὰρ συμφέρον αὐτῷ ἀγαθόν ἐστι· τὸ δὲ καλὸν [4] ἁπλῶς. Καὶ ἀναίσχυντοι μᾶλλον ἢ αἰσχυντηλοί· διὰ γὰρ τὸ μὴ φροντίζειν ὁμοίως τοῦ καλοῦ καὶ τοῦ συμφέροντος, ὀλιγωροῦσι τοῦ δοκεῖν. Καὶ δυσέλπιδες διὰ τὴν ἐμπειρίαν—τὰ γὰρ πλεῖστα τῶν πραγμάτων φαῦλά ἐστιν· ἀποβαίνει γοῦν τὰ πολλὰ ἐπὶ τὸ χεῖρον—καὶ ἔτι διὰ τὴν δειλίαν. Καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον, ἢ τῇ ἐλπίδι· τοῦ γὰρ βίου το μὲν λοιπὸν ὀλίγον· τὸ δὲ παρεληλυθὸς πολύ· ἔστι δὲ ἡ μὲν ἐλπὶς τοῦ μέλλοντος· ἡ δὲ μνήμη τῶν παροιχομένων. Ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς· [5] διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες· ἀναμιμνησκόμενοι γὰρ ἥδονται. Καὶ οἱ θυμοὶ ὀξεῖς μέν εἰσιν, ἀσθενεῖς δέ. Καὶ αἱ ἐπιθυμίαι αἱ μὲν ἐκλελοίπασιν, αἱ δὲ ἀσθενεῖς· ὥστε οὔτε ἐπιθυμητικοί, οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας, ἀλλὰ κατὰ τὸ κέρδος.

διὸ καὶ σωφρονικοὶ φαίνονται οἱ τηλικοῦτοι· αἵτε γὰρ ἐπιθυμίαι ἀνείκασι, καὶ δουλεύουσι τῷ κέρδει. Καὶ μᾶλλον ζῶσι κατὰ λογισμὸν, ἢ κατὰ τὸ ἦθος· ὁ μὲν γὰρ λογισμὸς τοῦ συμφέροντος· τὸ δὲ ἦθος τῆς ἀρετῆς ἐστι. Καὶ τὰ ἀδικήματα ἀδικοῦσιν εἰς κακουργίαν, οὐκ εἰς ὕβριν. Ἐλεητικοὶ δὲ καὶ οἱ γέροντές εἰσιν, ἀλλ' οὐ διὰ ταὐτὸ τοῖς νέοις· οἱ μὲν γὰρ διὰ φιλανθρωπίαν· οἱ δὲ δι' ἀσθένειαν· [1] πάντα γὰρ οἴονται ἐγγὺς εἶναι αὐτοῖς παθεῖν· τοῦτο δ' ἦν ἐλεητικοῦ. ὅθεν ὀδυρτικοί εἰσι, καὶ οὐκ εὐτράπελοι, οὐδὲ φιλογέλοιοι· ἐναντίον γὰρ τὸ ὀδυρτικὸν τῷ φιλογέλωτι. Τῶν μὲν οὖν νέων καὶ τῶν πρεσβυτέρων τὰ ἤθη τοιαῦτα.

ΚΕΦ. ιδ'

Περὶ ἠθῶν τῆς ἀκμαζούσης ἡλικίας.

Οἱ δὲ ἀκμάζοντες, φανερὸν, ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται, ἑκατέρων ἀφαιροῦντες τὴν ὑπερβολήν. Καὶ οὔτε σφόδρα θαῤῥοῦντες· [2] θρασύτης γὰρ τὸ τοιοῦτον· οὔτε λίαν φοβούμενοι· καλῶς δὲ πρὸς ἄμφω ἔχοντες. οὔτε πᾶσι πιστεύοντες, οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον. Καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον, οὔτε πρὸς τὸ συμφέρον, ἀλλὰ πρὸς ἄμφω. Καὶ οὔτε πρὸς φειδῶ, οὔτε πρὸς ἀσωτίαν, ἀλλὰ πρὸς τὸ ἁρμόττον. ὁμοίως δὲ καὶ πρὸς θυμὸν, καὶ πρὸς ἐπιθυμίαν Καὶ σώφρονες μετὰ ἀνδρίας, καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης· ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται ταῦτα· εἰσὶ γὰρ οἱ μὲν νέοι ἀνδρεῖοι καὶ ἀκόλαστοι· οἱ δὲ πρεσ-

ὑτεροι σώφρονες καὶ δειλοί. Ὡς δὲ καθόλου εἰπεῖν, ὅσα μὲν διῄρηται ἡ νεότης καὶ τὸ γῆρας τῶν ὠφελίμων, ταῦτα ἄμφω ἔχουσιν· ὅσα δὲ ὑπερβάλλουσιν, ἢ ἐλλείπουσι, τούτων τὸ μέτριον καὶ τὸ ἁρμόττον. Ἀκμάζει δὲ τὸ μὲν σῶμα ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα· ἡ δὲ ψυχὴ [1] περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα. Περὶ μὲν οὖν νεότητος καὶ γήρως καὶ ἀκμῆς, ποίων ἠθῶν ἐστιν ἕκαστον, εἰρήσθω τοσαῦτα.

ΚΕΦ. ιέ

Τὸ τῶν εὐγενῶν ἦθος ποῖον

Περὶ δὲ τῶν ἀπο τύχης γιγνομένων ἀγαθῶν, [2] δι' ὅσα αὐτῶν καὶ τὰ ἤθη ποῖα ἄττα συμβαίνει τοῖς ἀνθρώποις, λέγωμεν ἐφεξῆς. Εὐγενείας μὲν οὖν ἦθός ἐστι τὸ φιλοτιμότερον εἶναι τὸν κεκτημένον αὐτήν· πάντες γὰρ, ὅταν ὑπάρχῃ τι, πρὸς τοῦτο σωρεύειν εἰώθασιν. [3] Ἡ δὲ εὐγένεια ἐντιμότης τις προγόνων ἐστί· καὶ καταφρονητικὸν καὶ τῶν ὁμοίων τοῖς προγόνοις τοῖς αὐτῶν· [4] διὰ τὸ πόῤῥω ταῦτα μᾶλλον, ἢ ἐγγὺς γιγνόμενα, ἐντιμότερα εἶναι καὶ [5] εὐαλαζόνευτα. Ἐστι δὲ εὐγενὲς μὲν, κατὰ τὴν τοῦ γένους ἀρετήν· [6] γενναῖον δὲ, κατὰ τὸ μὴ ἐξίστασθαι ἐκ τῆς φύσεως· ὅπερ ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει τοῖς εὐγενέσιν, ἀλλ' εἰσὶν οἱ πολλοὶ εὐτελεῖς. Φορὰ γάρ τίς ἐστιν ἐν τοῖς γένεσιν ἀνδρῶν, ὥσπερ ἐν τοῖς κατὰ τὰς χώρας γιγνομένοις· καὶ ἐνίοτε, ἂν ᾖ ἀγαθὸν τὸ γένος, ἐγγίγνονται διά τινος χρόνου ἄνδρες περιττοί· κἄπειτα [7] πάλιν ἀναδίδωσιν. Ἐξίσταται δὲ τὰ μὲν εὐφυᾶ γένη εἰς μανικώτερα ἤθη· οἷον [8] οἱ ἀπ' Ἀλκιβιάδου, καὶ οἱ ἀπὸ Διονυ-

σιου τοῦ προτέρου· τὰ δὲ [1] στάσιμα εἰς ἀβελτερίαν καὶ νωθρότητα· οἷον οἱ ἀπὸ Κίμωνος καὶ Περικλέους καὶ Σωκράτους.

ΚΕΦ. ιϛ΄.

Τῷ πλούτῳ ἃ ἕπεται ἤθη.

Τῷ δὲ πλούτῳ ἃ ἕπεται ἤθη, ἐπιπολῆς ἐστιν ἰδεῖν ἅπασιν· ὑβρισταὶ γὰρ καὶ ὑπερήφανοι, [2] πάσχοντές τι ὑπὸ τῆς κτήσεως τοῦ πλούτου· ὥσπερ γὰρ ἔχοντες ἅπαντα τἀγαθά, οὕτω διάκεινται· ὁ γὰρ πλοῦτος οἷον τιμή τίς ἐστι τῆς ἀξίας τῶν ἄλλων· διὸ φαίνεται πάντα ὤνια εἶναι αὐτοῦ. Καὶ τρυφεροί, [3] καὶ σαλάκωνες· τρυφεροὶ μέν, διά τε τὴν τρυφὴν καὶ τὴν ἔνδειξιν τῆς εὐδαιμονίας σαλάκωνες δὲ καὶ [4] σόλοικοι, διὰ τὸ πάντας εἰωθέναι διατρίβειν περὶ τὸ ἐρώμενον καὶ θαυμαζόμενον ὑπ᾽ αὐτῶν· καὶ [5] τὸ οἴεσθαι ζηλοῦν τοὺς ἄλλους ἃ καὶ αὐτοί. ἅμα δὲ καὶ εἰκότως τοῦτο πάσχουσι· πολλοὶ γάρ εἰσιν [6] οἱ δεόμενοι τῶν ἐχόντων. ὅθεν καὶ τὸ Σιμωνίδου εἴρηται περὶ τῶν σοφῶν καὶ πλουσίων πρὸς τὴν γυναῖκα τοῦ Ἱέρωνος, ἐρομένην, "Πότερον γενέσθαι κρεῖττον, πλούσιον, ἢ σοφόν," "Πλούσιον," εἰπεῖν· "τοὺς γὰρ σοφοὺς ὁρᾷν ἐπὶ ταῖς τῶν πλουσίων θύραις," ἔφη, "διατρίβοντας."—καὶ [7] τὸ οἴεσθαι ἀξίους εἶναι ἄρχειν· ἔχειν γὰρ οἴονται, ὧν ἕνεκεν ἄξιον ἄρχειν. Καὶ [8] ὡς ἐν κεφαλαίῳ, ἀνοήτου εὐδαίμονος ἤθους ὁ πλοῦτός ἐστι. Διαφέρει δὲ τοῖς νεωστὶ κεκτημένοις, καὶ τοῖς πάλαι, τὰ ἤθη, τῷ ἅπαντα μᾶλλον. καὶ φαυλότερα τὰ κακὰ ἔχειν τοὺς νεοπλούτους· ὥσπερ γὰρ ἀπαιδευσία πλούτου ἐστὶ τὸ νεόπλουτον εἶναι. Καὶ

ἀδικήματα ἀδικοῦσιν οὐ κακουργικά, ἀλλὰ τὰ μὲν ὑβριστικά, τὰ δὲ ἀκρατευτικά· οἷον εἰς αἰκίαν καὶ μοιχείαν.

ΚΕΦ. ιζʹ.

Τίνα τὰ τῶν δυνατῶν καὶ εὐτυχῶν ἤθη.

Ὁμοίως δὲ καὶ περὶ δυνάμεως σχεδὸν τὰ πλεῖστα φανερά ἐστιν ἤθη· τὰ μὲν γάρ, τὰ αὐτὰ ἔχει ἡ δύναμις τῷ πλούτῳ· τὰ δὲ, βελτίω· φιλοτιμότεροι γὰρ καὶ ἀνδρωδέστεροί εἰσι τὰ ἤθη οἱ δυνάμενοι τῶν πλουσίων, [1] διὰ τὸ ἐφίεσθαι ἔργων, ὅσα ἐξουσία αὐτοῖς πράττειν διὰ τὴν δύναμιν. Καὶ σπουδαστικώτεροι, διὰ τὸ ἐν ἐπιμελείᾳ εἶναι, ἀναγκαζόμενοι σκοπεῖν τὰ περὶ τὴν δύναμιν. [2] Καὶ σεμνότεροι ἢ βαρύτεροι· ποιεῖ γὰρ [3] ἐμφανεστέρους τὸ ἀξίωμα· διὸ μετριάζουσιν· ἔστι δὲ ἡ σεμνότης, [4] μαλακὴ καὶ εὐσχήμων βαρύτης. Καὶ ἐὰν ἀδικῶσιν, οὐ [5] μικραδικηταί εἰσιν, ἀλλὰ μεγαλάδικοι. [6] Ἡ δ' εὐτυχία τὰ μόρια ἔχει τῶν εἰρημένων τὰ ἤθη· εἰς γὰρ ταῦτα συντείνουσιν αἱ [μέγισται] δοκοῦσαι εἶναι εὐτυχίαι. Καὶ ἔτι εἰς εὐτεκνίαν, καὶ τὰ [7] κατὰ τὸ σῶμα ἀγαθά, παρασκευάζει ἡ εὐτυχία πλεονεκτεῖν. Ὑπερηφανώτεροι μὲν οὖν καὶ ἀλογιστότεροι διὰ τὴν εὐτυχίαν εἰσίν. [8] Ἓν δ' ἀκολουθεῖ βέλτιστον ἦθος τῇ εὐτυχίᾳ, ὅτι φιλόθεοί εἰσι, καὶ ἔχουσι πρὸς τὸ θεῖόν πως, πιστεύοντες διὰ τὰ γιγνόμενα ἀγαθὰ ἀπὸ τῆς τύχης. Περὶ μὲν οὖν τῶν καθ' ἡλικίαν καὶ τύχην ἠθῶν εἴρηται· τὰ γὰρ ἐναντία τῶν εἰρημένων ἐκ τῶν ἐναντίων φανερά ἐστιν· οἷον πένητος καὶ ἀτυχοῦς ἦθος, καὶ ἀδυνάτου.

ΚΕΦ. κ'.

Περὶ παραδειγμάτων, πόσα εἴδη, καὶ πῶς αὐτοῖς καὶ πότε χρηστέον.

* * *

Παραδειγμάτων δὲ εἴδη δύο ἐστίν· ἓν μὲν γάρ ἐστι παραδείγματος εἶδος, τὸ λέγειν πράγματα προγεγενημένα· ἓν δὲ, [1] τὸ αὐτὸν ποιεῖν· τούτου δὲ, ἓν μὲν, παραβολή· ἓν δὲ, λόγοι, οἷον οἱ Αἰσώπειοι, καὶ Λιβυκοί. Ἔστι δὲ τὸ μὲν παράδειγμα τοιόνδε τι, ὥσπερ εἴ τις λέγοι, Ὅτι δεῖ [2] πρὸς βασιλέα παρασκευάζεσθαι, καὶ μὴ ἐᾷν Αἴγυπτον χειρώσασθαι· καὶ γὰρ πρότερον, Δαρεῖος οὐ πρότερον διέβη, πρὶν Αἴγυπτον λαβεῖν· λαβὼν δὲ, διέβη· καὶ πάλιν, Ξέρξης οὐ πρότερον [3] ἐπεχείρησε, πρὶν ἢ ἔλαβε· λαβὼν δὲ, διέβη· ὥστε καὶ οὗτος, ἂν λάβῃ, διαβήσεται· διὸ οὐκ ἐπιτρεπτέον. Παραβολὴ δὲ, τὰ Σωκρατικά· οἷον, εἴ τις λέγοι, Ὅτι [4] οὐ δεῖ τοὺς κληρωτοὺς ἄρχειν· ὅμοιον γὰρ, ὥσπερ εἴ τις τοὺς ἀθλητὰς κληροίη, μὴ οἳ ἂν δύνωνται ἀγωνίζεσθαι, ἀλλ' οἳ ἂν λάχωσιν· [5] ἢ τῶν πλωτήρων ὅν τινα δεῖ κυβερνᾷν κληρώσειεν, ὡς δέον τὸν λαχόντα, ἀλλὰ μὴ τὸν ἐπιστάμενον. Λόγος δὲ, οἷος ὁ Στησιχόρου πρὸς Φάλαριν, καὶ Αἰσώπου ὑπὲρ τοῦ δημαγωγοῦ. Στησίχορος μὲν γὰρ, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἄλλα διαλεχθεὶς, εἶπεν αὐτοῖς λόγον· [6] Ὡς "ἵππος κατεῖχε λειμῶνα μόνος· ἐλθόντος δ' ἐλάφου, καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον, ἠρώτα τὸν ἄνθρωπον, εἰ δύναιτο μετ' αὐτοῦ κολάσαι τὸν ἔλαφον. ὁ δ' ἔφησεν, ἐὰν λάβῃ χαλινὸν, καὶ αὐτὸς ἀναβῇ ἐπ' αὐτὸν, ἔχων ἀκόντια. συνομολογήσαντος δὲ, καὶ ἀναβάντος, ἀντὶ τοῦ τιμωρήσασθαι, αὐτὸς ἐδούλευσεν ἤδη τῷ ἀνθρώπῳ.

“ Οὕτω δὲ καὶ ὑμεῖς,” ἔφη, “ ὁρᾶτε, μὴ τοὺς πολεμίους βουλόμενοι τιμωρήσασθαι, ταὐτὸ πάθητε τῷ ἵππῳ· τὸν μὲν γὰρ χαλινὸν ἤδη ἔχετε, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε ἤδη Φαλάριδι.” Αἴσωπος δὲ ἐν Σάμῳ συνηγορῶν δημαγωγῷ κρινομένῳ περὶ θανάτου, ἔφη, “ Ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα· οὐ δυναμένην δὲ ἐκβῆναι, πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς πολλοὺς ἔχεσθαι αὐτῆς. Ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτὴν, κατοικτείραντα ἐρωτᾷν, εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραϊστάς· τὴν δὲ οὐκ ἐᾷν· ἐρομένου δὲ, διὰ τί; φάναι, ὅτι οὗτοι μὲν πλήρεις μου ἤδη εἰσὶ, καὶ ὀλίγον ἕλκουσιν αἷμα· ἐὰν δὲ τούτους ἀφέλῃ, ἕτεροι ἐλθόντες πεινῶντες, ἐκπιοῦνταί μου τὸ λοιπὸν αἷμα. Ἀτὰρ οὖν καὶ ὑμᾶς,” ἔφη, “ ὦ ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάπτει· πλούσιος γάρ ἐστιν· ἐὰν δὲ τοῦτον ἀποκτείνητε, ἕτεροι ἥξουσι πένητες, οἵ ὑμῖν ἀναλώσουσι τὰ κοινὰ κλέπτοντες.” Εἰσὶ δ’ οἱ λόγοι δημηγορικοὶ, καὶ ἔχουσιν ἀγαθὸν τοῦτο, ὅτι πράγματα μὲν εὑρεῖν ὅμοια γεγενημένα, χαλεπόν· λόγους δὲ, ῥᾷον· ποιῆσαι γὰρ δεῖ, ὥσπερ καὶ παραβολὰς, ἄν τις δύνηται τὸ ὅμοιον ὁρᾷν, [1] ὅπερ ῥᾷόν ἐστιν ἐκ φιλοσοφίας. Ῥᾴω μὲν οὖν πορίσασθαι τὰ διὰ τῶν λόγων· χρησιμώτερα δὲ πρὸς τὸ βουλεύσασθαι τὰ διὰ τῶν πραγμάτων· ὅμοια γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰ μέλλοντα τοῖς γεγονόσι.

* * *

FINIS

EXCERPTORUM PHILOSOPHICORUM.

ANALECTA GRAECA MAJORA.

TOMI PRIORIS

PARS QUARTA.

EXCERPTA CRITICA.

I.

Ex ARISTOTELE.

Quis omnium doctior? quis acutior? quis in rebus vel inveniendis, vel judicandis, acrior Aristotele *fuit?*

Cicero de Oratore.

[1] *ΕΚ ΤΟΥ*

ΑΡΙΣΤΟΤΕΛΟΥΣ

ΠΕΡΙ

ΠΟΙΗΤΙΚΗΣ.

[Ad Edit. Thomae Tyrwhitt. Oxon. 1794. in 8vo.]

[2] *ΠΕΡΙ ποιητικῆς αὐτῆς τε καὶ τῶν εἰδῶν αὐτῆς, ἥν τινα δύναμιν ἕκαστον ἔχει· καὶ πῶς δεῖ συνίστασθαι τοὺς μύθους, εἰ μέλλει καλῶς ἕξειν ἡ ποίησις· ἔτι δὲ ἐκ πόσων καὶ ποίων ἐστὶ μορίων· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα τῆς αὐτῆς ἐστι μεθόδου, λέγωμεν, ἀρξάμενοι κατὰ φύσιν πρῶτον ἀπὸ τῶν πρώτων.*

β′. Εποποιΐα δὴ, καὶ ἡ τῆς τραγῳδίας ποίησις, ἔτι δὲ κωμῳδία, [3] *καὶ ἡ διθυραμβοποιητικὴ, καὶ τῆς αὐλητικῆς*

ἡ πλείστη καὶ κιθαριστικῆς, [1] πᾶσαι τυγχάνουσιν οὖσαι μίμησις τὸ σύνολον. Διαφέρουσι δὲ ἀλλήλων τρισίν· [2] ἢ γὰρ τῷ γένει ἑτέροις μιμεῖσθαι, ἢ τῷ ἕτερα, ἢ τῷ ἑτέρως, καὶ μὴ τὸν αὐτὸν τρόπον.

γ'. [3] Ὥσπερ γὰρ καὶ χρώμασι καὶ σχήμασι-πολλὰ μιμοῦνταί τινες ἀπεικάζοντες, (οἱ μὲν διὰ τέχνης, οἱ δὲ διὰ συνηθείας,) ἕτεροι δὲ διὰ τῆς φωνῆς· οὕτω κἀν ταῖς εἰρημέναις τέχναις, ἅπασαι μὲν ποιοῦνται τὴν μίμησιν [4] ἐν ῥυθμῷ καὶ λόγῳ καὶ ἁρμονίᾳ· τούτοις δὲ ἢ χωρὶς, ἢ μεμιγμένοις. Οἷον, ἁρμονίᾳ μὲν καὶ ῥυθμῷ χρώμεναι μόνον, ἥ τε αὐλητικὴ καὶ ἡ κιθαριστικὴ, κἂν εἴ τινες ἕτεραι [5] τυγχάνωσιν οὖσαι τοιαῦται τὴν δύναμιν, οἷον, ἡ τῶν συρίγγων. Αὐτῷ δὲ τῷ ῥυθμῷ μιμοῦνται, χωρὶς ἁρμονίας, οἱ τῶν ὀρχηστῶν· καὶ γὰρ οὗτοι [6] διὰ τῶν σχηματιζομένων ῥυθμῶν μιμοῦνται καὶ ἤθη καὶ πάθη καὶ πράξεις. Ἡ δὲ ἐποποιΐα μόνον τοῖς λόγοις ψιλοῖς ἢ τοῖς μέτροις· καὶ τούτοις εἴτε μιγνῦσα μετ' ἀλλήλων, [7] εἴθ' ἑνί τινι γένει χρωμένη τῶν μέτρων τυγχάνουσα μέχρι τοῦ νῦν. [8] Οὐδὲν γὰρ ἂν ἔχοιμεν ὀνομάσαι κοινὸν [9] τοὺς Σώφρονος καὶ Ξενάρχου μίμους, καὶ τοὺς Σωκρατικοὺς λόγους· οὐδὲ εἴ τις διὰ τριμέτρων, ἢ ἐλεγείων, ἢ τῶν ἄλλων τινῶν τοιούτων, ποιοῖτο τὴν μίμησιν. Πλὴν οἱ ἄνθρωποί γε, [10] συνάπτοντες τῷ μέτρῳ τὸ ποιεῖν, τοὺς μὲν ἐλεγειοποιοὺς, τοὺς δὲ ἐποποιοὺς ὀνομάζουσιν, οὐχ ὡς κατὰ μίμησιν ποιητὰς, ἀλλὰ κοινῇ κατὰ τὸ μέτρον προσαγορεύοντες· καὶ γὰρ ἂν ἰατρικὸν ἢ φυσικόν τι διὰ τῶν μέτρων ἐκφέρωσιν, οὕτω καλεῖν εἰώθασιν. Οὐδὲν δὲ κοινόν ἐστιν Ὁμήρῳ καὶ Ἐμπεδοκλεῖ, πλὴν τὸ μέτρον· διὸ τὸν μὲν ποιητὴν δίκαιον καλεῖν, τὸν δὲ φυσιολόγον μᾶλλον, ἢ ποιητήν. Ὁμοίως δὲ, κἂν εἴ τις ἅπαντα τὰ μέτρα μιγνύων ποιοῖτο τὴν μίμησιν, καθάπερ Χαιρήμων ἐποίησε

Κένταυρον, μικτὴν ῥαψῳδίαν, [1] ἐξ ἁπάντων τῶν μέτρων οὐκ ἤδη καὶ ποιητὴν προσαγορευτέον. Περὶ μὲν οὖν τούτων διωρίσθω τοῦτον τὸν τρόπον. Εἰσὶ δέ τινες, αἳ πᾶσι χρῶνται τοῖς εἰρημένοις· λέγω δὲ, οἷον, ῥυθμῷ καὶ μέλει καὶ μέτρῳ· ὥσπερ ἥ τε τῶν διθυραμβῶν ποίησις, καὶ ἡ τῶν νόμων, καὶ ἥ τε τραγῳδία, καὶ ἡ κωμῳδία· διαφέρουσι δὲ, ὅτι αἱ μὲν ἅμα πᾶσιν, αἱ δὲ κατὰ μέρος. Ταύτας μὲν οὖν λέγω τὰς διαφορὰς τῶν τεχνῶν, ἐν οἷς ποιοῦνται τὴν μίμησιν.

2. β'. [2] Ἐπεὶ δὲ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη δὲ, τούτους ἢ σπουδαίους, ἢ φαύλους εἶναι· (τὰ γὰρ ἤθη σχεδὸν ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις· κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη διαφέρουσι πάντες·) [3] ἤτοι βελτίονας ἢ καθ' ἡμᾶς, ἢ χείρονας, ἢ καὶ τοιούτους, ἀνάγκη μιμεῖσθαι· ὥσπερ οἱ γραφεῖς, Πολύγνωτος μὲν κρείττους, Παύσων δὲ χείρους, Διονύσιος δὲ ὁμοίους εἴκαζε· δῆλον δὲ, ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἕξει ταύτας τὰς διαφορὰς, καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι τοῦτον τὸν τρόπον. Καὶ γὰρ ἐν ὀρχήσει, καὶ αὐλήσει, καὶ κιθαρίσει ἐστὶ γενέσθαι ταύτας τὰς ἀνομοιότητας· καὶ [4] περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν· οἷον, Ὅμηρος μὲν βελτίους, Κλεοφῶν δὲ ὁμοίους, Ἡγήμων δὲ ὁ Θάσιος ὁ τὰς παρῳδίας ποιήσας πρῶτος, καὶ Νικοχάρης ὁ τὴν Δηλιάδα, χείρους. Ὁμοίως δὲ καὶ περὶ τοὺς διθυράμβους καὶ περὶ τοὺς νόμους, [5] ὡς Πέρσας καὶ Κύκλωπας Τιμόθεος καὶ Φιλόξενος, μιμήσαιτο ἄν τις. [6] Ἐν τῇ αὐτῇ δὲ διαφορᾷ καὶ ἡ τραγῳδία πρὸς τὴν κωμῳδίαν διέστηκεν· ἡ μὲν γὰρ χείρους, ἡ δὲ βελτίους μιμεῖσθαι βούλεται τῶν νῦν.

3. γ'. [7] Ἔτι δὲ τούτων τρίτη διαφορὰ, τὸ, ὡς ἕκαστα τούτων μιμήσαιτο ἄν τις. Καὶ γὰρ ἐν τοῖς αὐτοῖς καὶ τὰ

αὐτὰ μιμεῖσθαί ἐστιν, ὁτὲ μὲν ἀπαγγέλλοντα, (ἢ ἕτερόν τι γιγνόμενον, ὥσπερ Ὅμηρος ποιεῖ, ἢ ὡς τὸν αὐτὸν καὶ μὴ μεταβάλλοντα·) ἢ πάντας ὡς πράττοντας καὶ ἐνεργοῦντας τοὺς μιμουμένους. Ἐν τρισὶ δὴ ταύταις διαφοραῖς ἡ μίμησίς ἐστιν, ὡς εἴπομεν κατ' ἀρχὰς, ἐν οἷς τε, καὶ ἃ, καὶ ὥς. Ὥστε τῇ μὲν ὁ αὐτὸς ἂν εἴη μιμητὴς Ὁμήρῳ Σοφοκλῆς· μιμοῦνται γὰρ ἄμφω σπουδαίους· τῇ δὲ Ἀριστοφάνει· πράττοντας γὰρ μιμοῦνται καὶ δρῶντας ἄμφω. Ὅθεν καὶ δράματα καλεῖσθαί τινες αὐτά φασιν, ὅτι μιμοῦνται δρῶντας. Διὸ καὶ ἀντιποιοῦνται τῆς τε τραγῳδίας καὶ τῆς κωμῳδίας οἱ Δωριεῖς· τῆς μὲν κωμῳδίας [1] οἱ Μεγαρεῖς (οἵ τε ἐνταῦθα, ὡς ἐπὶ τῆς παρ' αὐτοῖς δημοκρατίας γενομένης, καὶ οἱ ἐκ Σικελίας· ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ὁ ποιητὴς, πολλῷ πρότερος ὢν Χιωνίδου καὶ Μάγνητος·) καὶ τῆς τραγῳδίας [2] ἔνιοι τῶν ἐν Πελοποννήσῳ, ποιούμενοι τὰ ὀνόματα σημεῖον· οὗτοι μὲν γὰρ κώμας τὰς περιοικίδας καλεῖν φασιν, Ἀθηναῖοι δὲ δήμους· ὡς κωμῳδοὺς, οὐκ ἀπὸ τοῦ κωμάζειν λεχθέντας, ἀλλὰ τῇ κατὰ κώμας πλάνῃ, ἀτιμαζομένους ἐκ τοῦ ἄστεως· καὶ τὸ ποιεῖν αὐτοὶ μὲν δρᾶν, Ἀθηναίους δὲ πράττειν προσαγορεύειν. Περὶ μὲν οὖν τῶν διαφορῶν, καὶ πόσαι, καὶ τίνες, τῆς μιμήσεως, εἰρήσθω ταῦτα.

4. ϛ'. [3] Ἐοίκασι δὲ γεννῆσαι μὲν ὅλως τὴν ποιητικὴν αἰτίαι δύο τινὲς, καὶ αὗται φυσικαί. Τό τε γὰρ μιμεῖσθαι σύμφυτον τοῖς ἀνθρώποις ἐκ παίδων ἐστί· (καὶ τούτῳ διαφέρουσι τῶν ἄλλων ζώων, ὅτι μιμητικώτατόν ἐστι, καὶ τὰς μαθήσεις ποιεῖται διὰ μιμήσεως τὰς πρώτας·) [4] καὶ τὸ χαίρειν τοῖς μιμήμασι πάντας. Σημεῖον δὲ τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἔργων· ἃ γὰρ αὐτὰ λυπηρῶς ὁρῶμεν, τούτων τὰς εἰκόνας τὰς μάλιστα ἠκριβωμένας χαίρομεν θεωροῦντες, οἷον, θηρίων τε μορφὰς τῶν

ἀγριωτάτων, καὶ νεκρῶν. Αἴτιον δὲ καὶ τούτου, ὅτι μανθάνειν οὐ μόνον τοῖς φιλοσόφοις ἥδιστον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὁμοίως, [1] ἀλλ' ἐπὶ βραχὺ κοινωνοῦσιν αὐτοῦ. Διὰ γὰρ τοῦτο χαίρουσι τὰς εἰκόνας ὁρῶντες, ὅτι συμβαίνει θεωροῦντας μανθάνειν καὶ συλλογίζεσθαι, τί ἕκαστον· οἷον, ὅτι οὗτος ἐκεῖνος· ἐπεὶ, ἐὰν μὴ [2] τύχῃ προεωρακὼς, οὐχὶ μίμημα ποιήσει τὴν ἡδονὴν, ἀλλὰ διὰ τὴν ἀπεργασίαν, ἢ τὴν χροιὰν, ἢ διὰ τοιαύτην τινὰ ἄλλην αἰτίαν. Κατὰ φύσιν δὲ ὄντος ἡμῖν τοῦ μιμεῖσθαι, καὶ τῆς ἁρμονίας [3] καὶ τοῦ ῥυθμοῦ (τὰ γὰρ μέτρα ὅτι μόρια τῶν ῥυθμῶν ἐστι, φανερόν·) [4] ἐξ ἀρχῆς οἱ πεφυκότες πρὸς αὐτὰ μάλιστα, κατὰ μικρὸν προάγοντες, ἐγέννησαν τὴν ποίησιν [5] ἐκ τῶν αὐτοσχεδιασμάτων.

ζ'. Διεσπάσθη δὲ [6] κατὰ τὰ οἰκεῖα ἤθη ἡ ποίησις· οἱ μὲν γὰρ σεμνότεροι τὰς καλὰς ἐμιμοῦντο πράξεις, καὶ τὰς τῶν τοιούτων [τύχας·] οἱ δὲ εὐτελέστεροι τὰς τῶν φαύλων, πρῶτον ψόγους ποιοῦντες, ὥσπερ ἕτεροι ὕμνους καὶ ἐγκώμια. Τῶν μὲν οὖν πρὸ Ὁμήρου οὐδενὸς ἔχομεν εἰπεῖν τοιοῦτον ποίημα· εἰκὸς δὲ εἶναι πολλούς· ἀπὸ δὲ Ὁμήρου ἀρξαμένοις ἐστίν· οἷον, ἐκείνου ὁ Μαργείτης, καὶ τὰ τοιαῦτα, ἐν οἷς καὶ τὸ ἁρμόττον ἰαμβεῖον ἦλθε μέτρον. Διὸ καὶ ἰαμβεῖον καλεῖται νῦν, ὅτι ἐν τῷ μέτρῳ τούτῳ ἰάμβιζον ἀλλήλους.

ή. [7] Καὶ ἐγένοντο τῶν παλαιῶν οἱ μὲν ἡρωϊκῶν, οἱ δὲ ἰάμβων ποιηταί. Ὥσπερ δὲ καὶ τὰ σπουδαῖα μάλιστα ποιητὴς Ὅμηρος ἦν (μόνος γὰρ, οὐχ ὅτι εὖ, ἀλλ' ὅτι καὶ μιμήσεις δραματικὰς ἐποίησεν·) οὕτω καὶ τὰ τῆς κωμῳδίας σχήματα πρῶτος ὑπέδειξεν, οὐ ψόγον, ἀλλὰ τὸ γελοῖον δραματοποιήσας· ὁ γὰρ Μαργείτης ἀνάλογον ἔχει, ὥσπερ Ἰλιὰς καὶ Ὀδύσσεια πρὸς τὰς τραγῳδίας, οὕτω καὶ οὗτος πρὸς τὰς κωμῳδίας.

θ'. [1] *Παραφανείσης δὲ τῆς τραγῳδίας καὶ κωμῳδίας, οἱ ἐφ' ἑκατέραν τὴν ποίησιν ὁρμῶντες κατὰ τὴν οἰκείαν φύσιν, οἱ μὲν ἀντὶ τῶν ἰάμβων, κωμῳδοποιοὶ ἐγένοντο, οἱ δὲ ἀντὶ τῶν ἐπῶν, τραγῳδοδιδάσκαλοι, διὰ τὸ μείζω καὶ ἐντιμότερα τὰ σχήματα εἶναι ταῦτα ἐκείνων. Τὸ μὲν οὖν ἐπισκοπεῖν, εἰ ἄρα ἔχει ἤδη ἡ τραγῳδία τοῖς εἴδεσιν ἱκανῶς, ἢ οὔ, αὐτό τε καθ' αὐτὸ κρινόμενον, καὶ πρὸς τὰ θέατρα, ἄλλος λόγος. Γενομένη οὖν ἀπ' ἀρχῆς αὐτοσχεδιαστικὴ, καὶ αὐτὴ καὶ ἡ κωμῳδία, καὶ ἡ μὲν ἀπὸ τῶν ἐξαρχόντων τὸν διθύραμβον, ἡ δὲ ἀπὸ τῶν τὰ φαλλικὰ, ἃ ἔτι καὶ νῦν ἐν πολλαῖς τῶν πόλεων διαμένει νομιζόμενα, κατὰ μικρὸν ηὐξήθη, [2] προαγόντων, ὅσον ἐγίγνετο φανερὸν αὐτῆς.*

ι'. [3] *Καὶ πολλὰς μεταβολὰς μεταβαλοῦσα ἡ τραγῳδία ἐπαύσατο, ἐπεὶ ἔσχε τὴν ἑαυτῆς φύσιν. Καὶ τό τε τῶν ὑποκριτῶν πλῆθος ἐξ ἑνὸς εἰς δύο πρῶτος Αἰσχύλος ἤγαγε, [4] καὶ τὰ τῦ χορῦ ἠλάττωσε, καὶ τὸν λόγον πρωταγωνιστὴν παρεσκεύασε· τρεῖς δὲ καὶ σκηνογραφίαν Σοφοκλῆς. [5] Ἔτι δὲ τὸ μέγεθος ἐκ μικρῶν μύθων καὶ λέξεως γελοίας, διὰ τὸ ἐκ σατυρικοῦ μεταβαλεῖν, ὀψὲ ἀπεσεμνύνθη· τό τε μέτρον ἐκ τετραμέτρου ἰαμβεῖον ἐγένετο. Τὸ μὲν γὰρ πρῶτον τετραμέτρῳ ἐχρῶντο, διὰ τὸ σατυρικὴν καὶ ὀρχηστικωτέραν εἶναι τὴν ποίησιν. Λέξεως δὲ γενομένης, αὐτὴ ἡ φύσις τὸ οἰκεῖον μέτρον εὗρε· μάλιστα γὰρ λεκτικὸν τῶν μέτρων τὸ ἰαμβεῖόν ἐστι. Σημεῖον δὲ τούτου· πλεῖστα γὰρ ἰαμβεῖα λέγομεν ἐν τῇ διαλέκτῳ τῇ πρὸς ἀλλήλυς· ἑξάμετρα δὲ ὀλιγάκις, καὶ ἐκβαίνοντες τῆς λεκτικῆς ἁρμονίας. Ἔτι δὲ ἐπεισοδίων πλήθη, καὶ τὰ ἄλλα ὡς ἕκαστα κοσμηθῆναι λέγεται. Περὶ μὲν οὖν τούτων τοσαῦτα ἔστω ἡμῖν εἰρημένα· πολὺ γὰρ ἂν ἴσως ἔργον εἴη διεξιέναι καθέκαστον.*

5. ιά. [1] Ἡ δὲ κωμῳδία ἐστὶν, ὥσπερ εἴπομεν, μίμησις φαυλοτέρων μὲν, οὐ μέντοι κατὰ πᾶσαν κακίαν· [2] ἀλλὰ τοῦ αἰσχροῦ ἐστι τὸ γελοῖον μόριον· τὸ γὰρ γελοῖόν ἐστιν ἁμάρτημά τι καὶ αἶσχος ἀνώδυνον, καὶ οὐ φθαρτικόν· οἷον εὐθὺς, τὸ γελοῖον πρόσωπον αἰσχρόν τι καὶ διεστραμμένον ἄνευ ὀδύνης. Αἱ μὲν οὖν τῆς τραγῳδίας μεταβάσεις, καὶ δι' ὧν ἐγένοντο, οὐ λελήθασιν· ἡ δὲ κωμῳδία, διὰ τὸ μὴ σπουδάζεσθαι ἐξ ἀρχῆς, ἔλαθεν· [3] καὶ γὰρ χορὸν κωμῳδῶν ὀψέ ποτε ὁ ἄρχων ἔδωκεν· ἀλλ' ἐθελονταὶ ἦσαν. Ἤδη δὲ σχήματά τινα αὐτῆς ἐχούσης, οἱ λεγόμενοι αὐτῆς ποιηταὶ μνημονεύονται. Τίς δὲ πρόσωπα ἀπέδωκεν, ἢ προλόγους, ἢ πλήθη ὑποκριτῶν, καὶ ὅσα τοιαῦτα, ἠγνόηται. Τοῦ δὲ μύθους [4] ποιεῖν Ἐπίχαρμος καὶ Φόρμις ἦρξαν. Τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθε. Τῶν δὲ Ἀθήνησι Κράτης [5] πρῶτος ἦρξεν, ἀφέμενος τῆς ἰαμβικῆς ἰδέας, καθόλου ποιεῖν λόγους ἢ μύθους.

ιβ'. [6] Ἡ μὲν οὖν ἐποποιΐα τῇ τραγῳδίᾳ, μέχρι μόνου μέτρου μετὰ λόγου, μίμησις εἶναι σπουδαίων ἠκολούθησεν· τῷ δὲ τὸ μέτρον ἁπλοῦν ἔχειν, καὶ ἀπαγγελίαν εἶναι, ταύτῃ διαφέρουσιν· ἔτι δὲ τῷ μήκει· ἡ μὲν γὰρ ὅτι μάλιστα πειρᾶται ὑπὸ μίαν περίοδον ἡλίου εἶναι, ἢ μικρὸν ἐξαλλάττειν· ἡ δὲ ἐποποιΐα ἀόριστος τῷ χρόνῳ, καὶ τούτῳ διαφέρει. Καίτοι τὸ πρῶτον ὁμοίως ἐν ταῖς τραγῳδίαις τοῦτο ἐποίουν καὶ ἐν τοῖς ἔπεσι. Μέρη δέ ἐστι τὰ μὲν ταὐτὰ, τὰ δὲ ἴδια τῆς τραγῳδίας. Διόπερ, ὅστις περὶ τραγῳδίας οἶδε σπουδαίας καὶ φαύλης, οἶδε καὶ περὶ ἐπῶν· ἃ μὲν γὰρ ἐποποιΐα ἔχει, ὑπάρχει τῇ τραγῳδίᾳ· ἃ δὲ αὐτῇ, οὐ πάντα ἐν τῇ ἐποποιΐᾳ.

6. ιγ'. [7] Περὶ μὲν οὖν τῆς ἐν ἑξαμέτροις μιμητικῆς, καὶ περὶ κωμῳδίας, ὕστερον ἐροῦμεν· περὶ δὲ τραγῳδίας λέγωμεν, [8] ἀπολαβόντες αὐτῆς ἐκ τῶν εἰρημένων τὸν γιγ-

νόμενον ὅρον τῆς οὐσίας. [1] Ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας, μέγεθος ἐχούσης· ἡδυσμένῳ λόγῳ, χωρὶς ἑκάστου τῶν εἰδῶν ἐν τοῖς μορίοις· δρώντων, καὶ οὐ δι' ἀπαγγελίας· δι' ἐλέου καὶ φόβου περαίνουσα τὴν τῶν τοιούτων παθημάτων κάθαρσιν. Λέγω δὲ ἡδυσμένον μὲν λόγον, τὸν ἔχοντα ῥυθμὸν καὶ ἁρμονίαν καὶ μέλος· τὸ δὲ χωρὶς τῶν εἰδῶν, τὸ διὰ μέτρων ἔνια μόνον περαίνεσθαι, [2] καὶ πάλιν ἕτερα διὰ μέλους.

ιδ'. [3] Ἐπεὶ δὲ πράττοντες ποιοῦνται τὴν μίμησιν, πρῶτον μὲν ἐξ ἀνάγκης ἂν εἴη τι μόριον τραγῳδίας ὁ τῆς ὄψεως κόσμος· εἶτα μελοποιΐα καὶ λέξις· ἐν τούτοις γὰρ ποιοῦνται τὴν μίμησιν. Λέγω δὲ λέξιν μὲν αὐτὴν τὴν τῶν μέτρων σύνθεσιν· μελοποιΐαν δὲ, ὃ τὴν δύναμιν φανερὰν ἔχει πᾶσαν. Ἐπεὶ δὲ πράξεώς ἐστι μίμησις, πράττεται δὲ ὑπό τινων πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τὸ ἦθος καὶ τὴν διάνοιαν· (διὰ γὰρ τούτων καὶ τὰς πράξεις εἶναι φαμὲν ποιάς τινας·) πέφυκεν αἴτια δύο τῶν πράξεων εἶναι, διάνοια καὶ ἦθος, καὶ κατὰ ταύτας καὶ τυγχάνουσι καὶ ἀποτυγχάνουσι πάντες. Ἔστι δὲ τῆς μὲν πράξεως ὁ μῦθος μίμησις. Λέγω γὰρ μῦθον τοῦτον, τὴν σύνθεσιν τῶν πραγμάτων· τὰ δὲ ἤθη, καθ' ἃ ποιούς τινας εἶναι φαμὲν τοὺς πράττοντας· διάνοιαν δὲ, ἐν ὅσοις λέγοντες ἀποδεικνύουσί τι, ἢ καὶ ἀποφαίνονται γνώμην. Ἀνάγκη οὖν πάσης τραγῳδίας μέρη εἶναι ἕξ, καθ' ἃ ποιά τις ἐστὶν ἡ τραγῳδία· ταῦτα δ' ἐστὶν, μῦθος, καὶ ἤθη, καὶ λέξις, καὶ διάνοια, καὶ ὄψις, καὶ μελοποιΐα. Οἷς μὲν γὰρ μιμοῦνται, δύο μέρη ἐστίν· ὡς δὲ μιμοῦνται, ἕν· ἃ δὲ μιμοῦνται, τρία· καὶ παρὰ ταῦτα οὐδέν.

ιε'. [4] Τούτοις μὲν οὖν οὐκ ὀλίγοι αὐτῶν, ὡς εἰπεῖν, κέχρηνται τοῖς εἴδεσι· καὶ γὰρ ὄψιν ἔχει πᾶν, καὶ ἦθος, καὶ

μῦθον, καὶ λέξιν, καὶ μέλος, καὶ διάνοιαν ὡσαύτως. Μέγιστον δὲ τούτων ἐστὶν ἡ τῶν πραγμάτων σύστασις. Ἡ γὰρ τραγῳδία μίμησίς ἐστιν, οὐκ ἀνθρώπων, ἀλλὰ πράξεων, καὶ βίου, καὶ εὐδαιμονίας καὶ κακοδαιμονίας· καὶ γὰρ ἡ εὐδαιμονία ἐν πράξει ἐστὶ, καὶ τὸ τέλος πρᾶξίς τίς ἐστιν, οὐ ποιότης. Εἰσὶ δὲ κατὰ μὲν τὰ ἤθη ποιοί τινες· κατὰ δὲ τὰς πράξεις εὐδαίμονες, ἢ τοὐναντίον. Οὐκ οὖν ὅπως τὰ ἤθη μιμήσωνται, πράττουσιν, ἀλλὰ τὰ ἤθη συμπεριλαμβάνουσι διὰ τὰς πράξεις. Ὥστε τὰ πράγματα καὶ ὁ μῦθος τέλος τῆς τραγῳδίας· τὸ δὲ τέλος μέγιστον ἁπάντων ἐστίν. Ἔτι ἄνευ μὲν πράξεως, οὐκ ἂν γένοιτο τραγῳδία· ἄνευ δὲ ἠθῶν, γένοιτ' ἄν· αἱ γὰρ τῶν νέων τῶν πλείστων ἀήθεις τραγῳδίαι εἰσὶ, καὶ ὅλως ποιηταὶ πολλοὶ τοιοῦτοι· [1] οἷον καὶ τῶν γραφέων Ζεῦξις πρὸς Πολύγνωτον πέπονθεν. Ὁ μὲν γὰρ Πολύγνωτος ἀγαθὸς ἠθογράφος· ἡ δὲ Ζεύξιδος γραφὴ οὐδὲν ἔχει ἦθος. Ἔτι ἐάν τις ἐφεξῆς θῇ ῥήσεις ἠθικὰς, καὶ λέξεις καὶ διανοίας εὖ πεποιημένας, οὐ ποιήσει ὃ ἦν τῆς τραγῳδίας ἔργον, ἀλλὰ πολὺ μᾶλλον ἡ καταδεεστέροις τούτοις κεχρημένη τραγῳδία, ἔχουσα δὲ μῦθον καὶ σύστασιν πραγμάτων. (Παραπλήσιον γάρ ἐστι καὶ ἐπὶ τῆς γραφικῆς· εἰ γάρ τις ἐναλείψειε τοῖς καλλίστοις φαρμάκοις χύδην, οὐκ ἂν ὁμοίως εὐφράνειε, καὶ λευκογραφήσας εἰκόνα. Ἔστι τε μίμησις πράξεως, καὶ διὰ ταύτην μάλιστα τῶν πραττόντων.) Πρὸς δὲ τούτοις, τὰ μέγιστα, οἷς ψυχαγωγεῖ ἡ τραγῳδία, τοῦ μύθου μέρη ἐστὶν, αἵτε περιπέτειαι καὶ ἀναγνωρίσεις. Ἔτι σημεῖον, ὅτι καὶ οἱ ἐγχειροῦντες ποιεῖν πρότερον δύνανται τῇ λέξει καὶ τοῖς ἤθεσιν ἀκριβοῦν, ἢ τὰ πράγματα συνίστασθαι· οἷον καὶ οἱ πρῶτοι ποιηταὶ σχεδὸν ἅπαντες. Ἀρχὴ μὲν οὖν καὶ οἷον ψυχὴ ὁ μῦθος τῆς τραγῳδίας· δεύτερον δὲ τὰ ἤθη. Τρί-

τον δὲ ἡ διάνοια· τοῦτο δέ ἐστι τὸ λέγειν δύνασθαι τὰ ἐνόντα καὶ τὰ ἁρμόττοντα· [1] ὅπερ ἐπὶ τῶν λόγων τῆς πολιτικῆς καὶ ῥητορικῆς ἔργον ἐστίν. Οἱ μὲν γὰρ ἀρχαῖοι πολιτικῶς ἐποίουν λέγοντας, οἱ δὲ νῦν ῥητορικῶς. [2] Ἔστι δὲ ἦθος μὲν τὸ τοιοῦτον, ὃ δηλοῖ τὴν προαίρεσιν, ὁποία τις ἐστίν. Διόπερ οὐκ ἔχουσιν ἦθος ἔνιοι τῶν λόγων, ἐν οἷς οὐκ ἔστι δῆλον, ὅ τι προαιρεῖται ἢ φεύγει ὁ λέγων. Διάνοια δὲ, ἐν οἷς ἀποδεικνύουσί τι, ὡς ἔστιν, ἢ ὡς οὐκ ἔστιν, ἢ καθόλου τι ἀποφαίνονται. Τέταρτον δὲ, [3] τῶν μὲν λόγων ἡ λέξις· λέγω δὲ, ὥσπερ πρότερον εἴρηται, λέξιν εἶναι τὴν διὰ τῆς ὀνομασίας ἑρμηνείαν, ὃ καὶ ἐπὶ τῶν ἐμμέτρων καὶ ἐπὶ τῶν λόγων ἔχει τὴν αὐτὴν δύναμιν. [4] Τῶν δὲ λοιπῶν, πέμπτον, ἡ μελοποιΐα μέγιστον τῶν ἡδυσμάτων. Ἡ δὲ ὄψις ψυχαγωγικὸν μὲν, ἀτεχνότατον δὲ, καὶ ἥκιστα οἰκεῖον τῆς ποιητικῆς· ἡ γὰρ τῆς τραγῳδίας δύναμις καὶ ἄνευ ἀγῶνος καὶ ὑποκριτῶν ἐστιν· ἔτι δὲ κυριωτέρα περὶ τὴν ἀπεργασίαν τῶν ὄψεων ἡ τοῦ σκευοποιοῦ τέχνη τῆς τῶν ποιητῶν ἐστι.

7. ιϛ'. [5] Διωρισμένων δὲ τούτων, λέγωμεν μετὰ ταῦτα, ποίαν τινὰ δεῖ τὴν σύστασιν εἶναι τῶν πραγμάτων, ἐπειδὴ τοῦτο καὶ πρῶτον καὶ μέγιστον τῆς τραγῳδίας ἐστί. Κεῖται δ' ἡμῖν, τὴν τραγῳδίαν τελείας καὶ ὅλης πράξεως εἶναι μίμησιν, ἐχούσης τι μέγεθος· ἔστι γὰρ ὅλον καὶ μηδὲν ἔχον μέγεθος. Ὅλον δέ ἐστι τὸ ἔχον ἀρχὴν, καὶ μέσον, καὶ τελευτήν. Ἀρχὴ δέ ἐστιν, ὃ αὐτὸ μὲν μὴ ἐξ ἀνάγκης μετ' ἄλλο ἐστί· μετ' ἐκεῖνο δ' ἕτερον πέφυκεν εἶναι ἢ γίνεσθαι. Τελευτὴ δὲ τοὐναντίον, ὃ αὐτὸ μετ' ἄλλο πέφυκεν εἶναι, ἢ ἐξ ἀνάγκης, [6] ἢ ὡς ἐπιτοπολύ· μετὰ δὲ τοῦτο ἄλλο οὐδέν. Μέσον δὲ, ὃ καὶ αὐτὸ μετ' ἄλλο, καὶ μετ' ἐκεῖνο ἕτερον. Δεῖ ἄρα τοὺς συνεστῶτας εὖ μύθους, μήθ' ὁπόθεν ἔτυχεν ἄρχεσθαι,

μήθ' ὅπου ἔτυχε τελευτᾷν, ἀλλὰ κεχρῆσθαι ταῖς εἰρημέναις ἰδέαις. Ἔτι δ', ἐπεὶ τὸ καλὸν, καὶ ζῶον καὶ ἅπαν πρᾶγμα, ὃ συνέστηκεν ἔκ τινων, οὐ μόνον ταῦτα τεταγμένα δεῖ ἔχειν, ἀλλὰ καὶ μέγεθος ὑπάρχειν μὴ τὸ τυχόν· τὸ γὰρ καλὸν ἐν μεγέθει καὶ τάξει ἐστί· διὸ οὔτε πάμμικρον ἄν τι γένοιτο καλὸν ζῶον· συγχεῖται γὰρ ἡ θεωρία ἐγγὺς τοῦ ἀναισθήτου χρόνου γινομένη· οὔτε παμμέγεθες· οὐ γὰρ ἅμα ἡ θεωρία γίνεται, ἀλλ' οἴχεται τοῖς θεωροῦσι τὸ ἓν καὶ τὸ ὅλον ἐκ τῆς θεωρίας· οἷον, εἰ μυρίων σταδίων εἴη ζῶον· ὥστε δεῖ, καθάπερ ἐπὶ τῶν σωμάτων, καὶ ἐπὶ τῶν ζώων, ἔχειν μὲν μέγεθος, τοῦτο δὲ εὐσύνοπτον εἶναι· οὕτω καὶ ἐπὶ τῶν μύθων, ἔχειν μὲν μῆκος, τοῦτο δ' εὐμνημόνευτον εἶναι. Τοῦ δὲ μήκους ὅρος, πρὸς μὲν τοὺς ἀγῶνας καὶ τὴν αἴσθησιν, οὐ τῆς τέχνης ἐστίν. Εἰ γὰρ ἔδει ἑκατὸν τραγῳδίας ἀγωνίζεσθαι, πρὸς κλεψύδραν ἂν ἠγωνίζοντο, ὥσπερ ποτὲ καὶ ἄλλοτέ φασιν. Ὁ δὲ κατ' αὐτὴν τὴν φύσιν τοῦ πράγματος ὅρος, ἀεὶ μὲν ὁ μείζων, μέχρι τοῦ σύνδηλος εἶναι, καλλίων ἐστὶ κατὰ τὸ μέγεθος. Ὡς δὲ ἁπλῶς διορίσαντας εἰπεῖν, ἐν ὅσῳ μεγέθει κατὰ τὸ εἰκὸς, ἢ τὸ ἀναγκαῖον, ἐφεξῆς γιγνομένων, συμβαίνει εἰς εὐτυχίαν ἐκ δυστυχίας, ἢ ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταβάλλειν, ἱκανὸς ὅρος ἐστὶ τοῦ μεγέθους.

8. ιζ'. [1] Μῦθος δ' ἐστὶν εἷς, οὐχ ὥσπερ τινὲς οἴονται, ἐὰν περὶ ἕνα ᾖ. Πολλὰ γὰρ καὶ ἄπειρα [2] τῷ γ' ἑνὶ συμβαίνει, ἐξ ὧν ἐνίων οὐδέν ἐστιν ἕν. Οὕτω δὲ καὶ πράξεις ἑνὸς πολλαί εἰσιν, ἐξ ὧν μία οὐδεμία γίνεται πρᾶξις. Διὸ πάντες ἐοίκασιν ἁμαρτάνειν, ὅσοι τῶν ποιητῶν Ἡρακληΐδα, καὶ Θησηΐδα, καὶ τὰ τοιαῦτα ποιήματα πεποιήκασιν. Οἴονται γὰρ, ἐπεὶ εἷς ἦν ὁ Ἡρακλῆς, ἕνα καὶ τὸν μῦθον εἶναι προσήκειν. Ὁ δ'

Ὅμηρος, ὥσπερ καὶ τὰ ἄλλα διαφέρει, καὶ τοῦτ' ἔοικε καλῶς ἰδεῖν, ἤτοι διὰ τέχνην, ἢ διὰ φύσιν. Ὀδύσσειαν γὰρ ποιῶν, οὐκ ἐποίησεν ἅπαντα, ὅσα αὐτῷ συνέβη· οἷον, πληγῆναι μὲν ἐν τῷ Παρνασῷ, μανῆναι δὲ προσποιήσασθαι ἐν τῷ ἀγερμῷ· ὧν οὐδὲν θατέρου γενομένα ἀναγκαῖον ἦν, ἢ εἰκὸς, θάτερον γενέσθαι· ἀλλὰ περὶ μίαν πρᾶξιν, οἵαν λέγομεν, τὴν Ὀδύσσειαν συνέστησεν· ὁμοίως δὲ καὶ τὴν Ἰλιάδα. Χρὴ οὖν, καθάπερ ἐν ταῖς ἄλλαις μιμητικαῖς ἡ μία μίμησις ἑνός ἐστιν, οὕτω καὶ τὸν μῦθον, ἐπεὶ πράξεως μίμησίς ἐστι, μιᾶς τε εἶναι, καὶ ταύτης ὅλης, καὶ τὰ μέρη συνεστάναι τῶν πραγμάτων οὕτως, ὥστε μετατιθεμένου τινὸς μέρους, ἢ ἀφαιρουμένου, διαφέρεσθαι καὶ κινεῖσθαι τὸ ὅλον. Ὃ γὰρ προσὸν ἢ μὴ προσὸν μηδὲν ποιεῖ ἐπίδηλον, οὐδὲ μόριον τοῦτό ἐστι.

9. ιή. [1] Φανερὸν δὲ ἐκ τῶν εἰρημένων, καὶ ὅτι οὐ τὸ τὰ γενόμενα λέγειν, τοῦτο ποιητοῦ ἔργον ἐστὶν, ἀλλ' οἷα ἂν γένοιτο, καὶ τὰ δυνατὰ, κατὰ τὸ εἰκὸς, ἢ τὸ ἀναγκαῖον. Ὁ γὰρ ἱστορικὸς καὶ ὁ ποιητὴς οὐ τῷ ἢ ἔμμετρα λέγειν ἢ ἄμετρα διαφέρουσιν· εἴη γὰρ ἂν τὰ Ἡροδότου εἰς μέτρα τιθέναι, καὶ οὐδὲν ἧττον ἂν εἴη ἱστορία τις μετὰ μέτρου, ἢ ἄνευ μέτρων· ἀλλὰ τούτῳ διαφέρει, τῷ τὸν μὲν τὰ γενόμενα λέγειν, τὸν δὲ, οἷα ἂν γένοιτο. Διὸ καὶ φιλοσοφώτερον καὶ σπουδαιότερον ποίησις ἱστορίας ἐστίν. Ἡ μὲν γὰρ ποίησις μᾶλλον τὰ καθόλου, ἡ δ' ἱστορία τὰ καθ ἕκαστον λέγει. Ἔστι δὲ καθόλου μὲν, τῷ ποίῳ τὰ ποῖ' ἄττα συμβαίνει λέγειν, ἢ πράττειν, κατὰ τὸ εἰκὸς, ἢ τὸ ἀναγκαῖον, οὗ στοχάζεται ἡ ποίησις, ὀνόματα ἐπιτιθεμένη· τὰ δὲ καθ' ἕκαστον, τί Ἀλκιβιάδης ἔπραξεν, ἢ τί ἔπαθεν. Ἐπὶ μὲν οὖν τῆς κωμῳδίας ἤδη τοῦτο δῆλον γέγονεν· συστήσαντες γὰρ τὸν μῦθον διὰ τῶν εἰκότων, οὕτω τὰ τυχόντα ὀνόματα ἐπιτιθέασι,

καὶ οὐχ ὥσπερ οἱ ἰαμβοποιοὶ περὶ τῶν καθ' ἕκαστον ποιοῦσιν. Ἐπὶ δὲ τῆς τραγῳδίας τῶν γενομένων ὀνομάτων ἀντέχονται. Αἴτιον δ', ὅτι πιθανόν ἐστι τὸ δυνατόν. Τὰ μὲν οὖν μὴ γενόμενα οὔπω πιστεύομεν εἶναι δυνατά· τὰ δὲ γενόμενα, φανερὸν, ὅτι δυνατά· οὐ γὰρ ἂν ἐγένετο, εἰ ἦν ἀδύνατα. [1] Οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τραγῳδίαις, ἐν ἐνίαις μὲν ἓν ἢ δύο τῶν γνωρίμων ἐστὶν ὀνομάτων, τὰ δὲ ἄλλα πεποιημένα· ἐν ἐνίαις δὲ οὐθέν· οἷον ἐν τῷ Ἀγάθωνος Ἄνθει. Ὁμοίως γὰρ ἐν τούτῳ τά τε πράγματα καὶ τὰ ὀνόματα πεποίηται, καὶ οὐδὲν ἧττον εὐφραίνει. Ὥστ' οὐ πάντως εἶναι ζητητέον τῶν παραδεδομένων μύθων, περὶ οὓς αἱ τραγῳδίαι εἰσὶν, ἀντέχεσθαι. Καὶ γὰρ γελοῖον τοῦτο ζητεῖν· ἐπεὶ καὶ τὰ γνώριμα ὀλίγοις γνώριμά ἐστιν, ἀλλ' ὅμως εὐφραίνει πάντας. Δῆλον οὖν ἐκ τούτων, ὅτι τὸν ποιητὴν μᾶλλον τῶν μύθων εἶναι δεῖ ποιητὴν, ἢ τῶν μέτρων, ὅσῳ ποιητὴς κατὰ τὴν μίμησίν ἐστι· μιμεῖται δὲ τὰς πράξεις. Κἂν ἄρα συμβῇ γενόμενα ποιεῖν, οὐδὲν ἧττον ποιητής ἐστι· τῶν γὰρ γενομένων ἔνια οὐδὲν κωλύει τοιαῦτα εἶναι, οἷα ἂν εἰκὸς γενέσθαι καὶ δυνατὰ γενέσθαι, καθ' ὃ ἐκεῖνος αὐτῶν ποιητής ἐστι. Τῶν δὲ ἁπλῶν μύθων καὶ πράξεων αἱ ἐπεισοδιώδεις εἰσὶ χείρισται. Λέγω δ' ἐπεισοδιώδη μῦθον, ἐν ᾧ τὰ ἐπεισόδια μετ' ἄλληλα οὔτ' εἰκὸς, οὔτ' ἀνάγκη εἶναι. Τοιαῦται δὲ ποιοῦνται, ὑπὸ μὲν τῶν φαύλων ποιητῶν δι' αὐτοὺς, ὑπὸ δὲ τῶν ἀγαθῶν διὰ τοὺς ὑποκριτάς. Ἀγωνίσματα γὰρ ποιοῦντες, καὶ παρὰ τὴν δύναμιν παρατείνοντες μῦθον, πολλάκις διαστρέφειν ἀναγκάζονται τὸ ἐφεξῆς.

ιθʹ. [2] Ἐπεὶ δὲ οὐ μόνον τελείας ἐστὶ πράξεως ἡ μίμησις, ἀλλὰ καὶ φοβερῶν καὶ ἐλεεινῶν· ταῦτα δὲ γίνεται μάλιστα τοιαῦτα, ὅταν γένηται παρὰ τὴν δόξαν, καὶ μᾶλλον,

ὅταν δι' ἄλληλα· τὸ γὰρ θαυμαστὸν οὕτως ἕξει μᾶλλον, ἢ εἰ ἀπὸ τοῦ αὐτομάτου καὶ τῆς τύχης· ἐπεὶ καὶ τῶν ἀπὸ τύχης ταῦτα θαυμασιώτατα δοκεῖ, ὅσα ὥσπερ ἐπίτηδες φαίνεται γεγονέναι· οἷον, ὁ ἀνδριὰς ὁ τοῦ Μίτυος ἐν Ἄργει ἀπέκτεινε τὸν αἴτιον τοῦ θανάτου τῷ Μίτυϊ, θεωροῦντι ἐμπεσών· ἔοικε γὰρ τὰ τοιαῦτα οὐκ εἰκῆ γενέσθαι· ὥστε ἀνάγκη, τοὺς τοιούτους εἶναι καλλίους μύθους.

* * *

13. κέ. [1] Ὧν δὲ δεῖ στοχάζεσθαι, καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνίσταντας τοὺς μύθους, καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον, ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις. Επειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας [2] μὴ ἁπλῆν, ἀλλὰ πεπλεγμένην, καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν· (τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστι·) πρῶτον μὲν δῆλον, ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν· (οὐ γὰρ φοβερὸν, οὐδὲ ἐλεεινὸν τοῦτο, ἀλλὰ μιαρόν ἐστιν·) οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν· (ἀτραγῳδότατον γὰρ τοῦτό ἐστι· πάντων οὐδὲν γὰρ ἔχει, ὧν δεῖ· οὔτε γὰρ φιλάνθρωπον, οὔτε ἐλεεινὸν, οὔτε φοβερόν ἐστιν·) οὐδ' αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν· (τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις, ἀλλ' οὔτε ἔλεον, οὔτε φόβον· ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστι δυστυχοῦντα, ὁ δὲ περὶ τὸν ὅμοιον· ἔλεος μὲν περὶ τὸν ἀνάξιον· φόβος δὲ περὶ τὸν ὅμοιον· ὥστε οὔτε ἐλεεινὸν, οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον.) Ὁ μεταξὺ ἄρα τούτων λοιπός. Εστι δὲ τοιοῦτος, ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ, μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν, ἀλλὰ δι' ἁμαρτίαν τινὰ τῶν ἐν μεγάλῃ

δόξῃ ὄντων καὶ εὐτυχίᾳ· οἷον Οἰδίπους καὶ Θυέστης, καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.

κϛ΄. [1] Ἀνάγκη ἄρα τὸν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον, ἢ διπλοῦν, ὥσπερ τινές φασι, καὶ μεταβάλλειν, οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας, ἀλλὰ τοὐναντίον ἐξ εὐτυχίας εἰς δυστυχίαν, μὴ διὰ μοχθηρίαν, ἀλλὰ δι' ἁμαρτίαν μεγάλην, ἢ οἵου εἴρηται, ἢ βελτίονος μᾶλλον, ἢ χείρονος. Σημεῖον δὲ καὶ τὸ γιγνόμενον· [2] πρὸ τοῦ μὲν γὰρ οἱ ποιηταὶ τοὺς τυχόντας μύθους ἀπηρίθμουν· νῦν δὲ περὶ ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται· οἷον περὶ Ἀλκμαίωνα, καὶ Οἰδίπουν, καὶ Ὀρέστην, καὶ Μελέαγρον, καὶ Θυέστην, καὶ Τήλεφον, καὶ ὅσοις ἄλλοις συμβέβηκεν ἢ παθεῖν δεινὰ, ἢ ποιῆσαι. Ἡ μὲν ἓν κατὰ τὴν τέχνην καλλίστη τραγῳδία ἐκ ταύτης τῆς συστάσεώς ἐστι. Διὸ καὶ οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τὸ αὐτὸ ἁμαρτάνουσιν, ὅτι τοῦτο δρᾷ ἐν ταῖς τραγῳδίαις, καὶ πολλαὶ αὐτοῦ εἰς δυστυχίαν τελευτῶσι. Τοῦτο γάρ ἐστιν, ὥσπερ εἴρηται, ὀρθόν. Σημεῖον δὲ μέγιστον· ἐπὶ γὰρ τῶν σκηνῶν καὶ τῶν ἀγώνων τραγικώταται αἱ τοιαῦται φαίνονται, [3] ἂν κατορθωθῶσι· καὶ ὁ Εὐριπίδης, εἰ καὶ τὰ ἄλλα μὴ εὖ οἰκονομεῖ, ἀλλὰ τραγικώτατός γε τῶν ποιητῶν φαίνεται. Δευτέρα δὲ, ἡ πρώτη λεγομένη ὑπό τινων, ἐστὶ [σύστασις,] ἡ διπλῆν τε τὴν σύστασιν ἔχουσα, καθάπερ ἡ Ὀδύσσεια, καὶ τελευτῶσα ἐξ ἐναντίας τοῖς βελτίοσι καὶ χείροσι· δοκεῖ δὲ εἶναι πρώτη [4] διὰ τὴν τῶν θεάτρων ἀσθένειαν. Ἀκολουθοῦσι γὰρ οἱ ποιηταὶ κατ' εὐχὴν ποιοῦντες τοῖς θεαταῖς. Εστι δὲ οὐχ αὕτη ἀπὸ τραγῳδίας ἡδονὴ, ἀλλὰ μᾶλλον τῆς κωμῳδίας οἰκεία· [5] ἐκεῖ γὰρ, ἂν οἱ ἔχθιστοι ὦσιν ἐν τῷ μύθῳ, οἷον Ὀρέστης καὶ Αἴγισθος, φίλοι γενόμενοι ἐπὶ τελευτῆς ἐξέρχονται, καὶ ἀποθνήσκει οὐδεὶς ὑπ' οὐδενός.

* * *

26. μζ΄. [1] Πότερον δὲ βελτίων ἡ ἐποποιητικὴ μίμησις, ἢ ἡ τραγῳδική, διαπορήσειεν ἄν τις. Εἰ γὰρ [2] ἡ ἧττον φορτικὴ βελτίων· τοιαύτη δὲ ἡ πρὸς βελτίους θεατάς ἐστι· δῆλον, [3] ὅτι ἡ ἅπαντα μιμουμένη φορτική. Ὡς γὰρ οὐκ αἰσθανομένων, [4] ἂν μὴ αὐτὸς προσθῇ, πολλὴν κίνησιν κινοῦνται· [5] οἷον, οἱ φαῦλοι αὐληταὶ κυλιόμενοι, ἂν δίσκον δέῃ μιμεῖσθαι, καὶ ἕλκοντες τὸν κορυφαῖον, ἂν Σκύλλαν αὐλῶσιν. Ἡ μὲν οὖν τραγῳδία τοιαύτη ἐστὶν, ὡς καὶ οἱ πρότερον τοὺς ὑστέρους αὐτῶν ᾤοντο ὑποκριτάς· ὡς λίαν γὰρ ὑπερβάλλοντα, πίθηκον ὁ Μυνίσκος τὸν Καλλιππίδην ἐκάλει· τοιαύτη δὲ δόξα καὶ περὶ [6] Πινδάρου ἦν· [7] ὡς δ᾽ οὗτοι ἔχουσι πρὸς αὐτοὺς, ἡ ὅλη τέχνη πρὸς τὴν ἐποποιΐαν ἔχει. [8] Τὴν μὲν οὖν πρὸς θεατὰς ἐπιεικεῖς φασιν εἶναι, δι᾽ ὃ οὐδὲν δέονται τῶν σχημάτων· τὴν δὲ τραγικὴν πρὸς φαύλους. Ἡ οὖν φορτικὴ χείρων δῆλον ὅτι ἂν εἴη. Πρῶτον μὲν οὖν, οὐ τῆς ποιητικῆς ἡ κατηγορία, ἀλλὰ τῆς ὑποκριτικῆς· [9] ἐπεί ἐστι περιεργάζεσθαι τοῖς σημείοις καὶ ῥαψῳδοῦντα, ὅπερ ἐποίει Σωσίστρατος· καὶ διᾴδοντα, ὅπερ ἐποίει Μνασίθεος Ὀπούντιος. Εἶτα οὐδὲ κίνησις ἅπασα ἀποδοκιμαστέα, εἴπερ μηδ᾽ ὄρχησις, ἀλλ᾽ ἡ φαύλων, ὅπερ καὶ Καλλιππίδῃ ἐπετιμᾶτο, καὶ νῦν ἄλλοις, ὡς οὐκ ἐλευθέρας γυναῖκας μιμουμένων. Ἔτι ἡ τραγῳδία καὶ ἄνευ κινήσεως ποιεῖ τὸ αὑτῆς, ὥσπερ ἡ ἐποποιΐα· διὰ γὰρ τοῦ ἀναγινώσκειν φανερὰ ὁποία τις ἐστίν· εἰ οὖν ἐστι τἆλλα κρείττων, τοῦτό γε οὐκ ἀναγκαῖον αὐτῇ ὑπάρχειν. Ἔπειτα διότι πάντ᾽ ἔχει, ὅσαπερ ἡ ἐποποιΐα· [10] καὶ γὰρ τῷ μέτρῳ ἔξεστι χρῆσθαι· καὶ ἔτι οὐ μικρὸν μέρος τὴν μουσικὴν καὶ τὴν ὄψιν ἔχει, [11] δι᾽ ἧς αἱ ἡδοναὶ συνίστανται ἐναργέστατα. Εἶτα καὶ τὸ ἐναργὲς

ἔχει [1] καὶ ἐν τῇ ἀναγνώσει, καὶ ἐπὶ τῶν ἔργων. Ἔτι τῷ ἐν ἐλάττονι μήκει τὸ τέλος τῆς μιμήσεως εἶναι· τὸ γὰρ ἀθροώτερον ἥδιον, ἢ πολλῷ κεκραμένον τῷ χρόνῳ· λέγω δ', οἷον εἴ τις τὸν Οἰδίπυν θείη τὸν Σοφοκλέυς ἔν ἔπεσιν, ὅσοις ἡ Ἰλιάς. [2] Ἔτι ἧττον μία ὁποιαοῦν μίμησις ἡ τῶν ἐποποιῶν. Σημεῖον δέ· ἐκ γὰρ ὁποιασοῦν μιμήσεως πλείυς τραγῳδίαι γίνονται. [3] Ὥστε, ἐὰν μὲν ἕνα μῦθον ποιῶσιν, ἀνάγκη, ἢ βραχέως δεικνύμενον μύυρον φαίνεσθαι, ἢ ἀκολουθοῦντα τῷ τοῦ μέτρου μήκει, ὑδαρῆ· [4] ἐὰν δὲ πλείους, λέγω δὲ, οἷον ἐὰν ἐκ πλειόνων πράξεων ᾖ συγκειμένη, οὐ μία· ὥσπερ ἡ Ἰλιὰς ἔχει πολλὰ τοιαῦτα μέρη, καὶ ἡ Ὀδύσσεια, ἃ καὶ καθ' ἑαυτὰ ἔχει μέγεθος· καίτοι ταῦτα τὰ ποιήματα συνέστηκεν ὡς ἐνδέχεται ἄριστα, καὶ ὅτι μάλιςα μιᾶς πράξεως μίμησίς ἐστιν. Εἰ οὖν τούτοις τε διαφέρει πᾶσι, καὶ ἔτι τῷ τῆς τέχνης ἔργῳ· [5] δεῖ γὰρ οὐ τὴν τυχοῦσαν ἡδονὴν ποιεῖν αὐτὰς, ἀλλὰ τὴν εἰρημένην· φανερὸν, ὅτι κρείττων ἂν εἴη, μᾶλλον τοῦ τέλους τυγχάνυσα, τῆς ἐποποιΐας. Περὶ μὲν οὖν τραγῳδίας, καὶ ἐποποιΐας, καὶ αὐτῶν, καὶ τῶν εἰδῶν, καὶ τῶν μερῶν αὐτῶν, καὶ πόσα, καὶ τί διαφέρει, καὶ τοῦ εὖ ἢ μὴ τίνες αἰτίαι, [6] καὶ περὶ ἐπιτιμήσεων καὶ λύσεων, εἰρήσθω τοσαῦτα.

Τέλος τῆς Ποιητικῆς.

II.

[1] E DIONYSIO HALICARNASSEO.

[AD EDIT. JO. JAC. REISKE. LIPS. 1774. VI TOM. IN 8VO.]

DIONYSIUS HALICARNASSEUS suavissimus simul et diligentissimus scriptor.

JOS. SCALIGER DE EMEND. TEMP. LIB. V.

[2] *ΠΕΡΙ*

ἩΡΟΔΟΤΟΥ ΤΕ ΚΑΙ ΘΟΥΚΥΔΙΔΟΥ

ΚΑΙ

ΞΕΝΟΦΩΝΤΟΣ.

ΕΚ ΤΗΣ

ΔΙΟΝΥΣΙΟΥ ἉΛΙΚΑΡΝΑΣΣΕΩΣ

ΠΡΟΣ

ΓΝΑΙΟΝ ΠΟΜΠΗΙΟΝ ΕΠΙΣΤΟΛΗΣ.

* * *

—ΠΕΡΙ μὲν Ἡροδότου καὶ Θουκυδίδου ταῦτα φρονῶ. Πρῶτον, ὅτι καὶ σχεδὸν ἀναγκαιότατον ἔργον ἁπάντων ἐστὶ τοῖς γράφουσιν ἱστορίας, ὑπόθεσιν ἐκλέξασθαι καλὴν καὶ κεχαρισμένην τοῖς ἀναγνωσομένοις. Τοῦτο

Ἡρόδοτος κρεῖττόν μοι δοκεῖ πεποιηκέναι Θουκυδίδου. Ἐκεῖνος μὲν γὰρ κοινὴν Ἑλληνικῶν τε καὶ βαρβάρων πράξεων [1] ἐξενήνοχεν ἱστορίαν, "ὡς μήτε τὰ γενόμενα ἐξ ἀν-"θρώπων ἐξίτηλα γένηται, μήτε τὰ ἔργα," [2] καὶ ἅπερ αὐτὸς εἴρηκε· τὸ γὰρ αὐτὸ προοίμιόν τε καὶ ἀρχὴ καὶ τέλος ἐστὶ τῆς ἱστορίας. Ὁ δὲ Θουκυδίδης πόλεμον ἕνα γράφει, καὶ τοῦτον οὔτε καλὸν, οὔτ' εὐτυχῆ· ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι· εἰ δὲ μὴ, σιωπῇ καὶ λήθῃ παραδοθεὶς, ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι. Ὅτι δὲ πονηρὰν εἴληφεν ὑπόθεσιν, καὶ αὐτός γε τοῦτο ποιεῖ φανερὸν ἐν τῷ προοιμίῳ. "Πόλεις τε γὰρ δι' αὐτὸν ἐξερημω-"θῆναί φησιν Ἑλληνίδας πολλὰς, τὰς μὲν ὑπὸ βαρβά-"ρων, τὰς δ' ὑπὸ σφῶν αὐτῶν, καὶ φυγὰς, καὶ φόνους "ἀνθρώπων, ὅσους οὔπω πρότερον γενέσθαι, σεισμούς τε "καὶ αὐχμοὺς καὶ νόσους, καὶ ἄλλας πολλὰς συμφο-"ράς." [3] Ὥστε τοὺς ἀναγνόντας τὸ προοίμιον ἠλλοτριῶσθαι πρὸς τὴν ὑπόθεσιν, Ἑλληνικῶν μέλλοντας ἀκούειν. Ὅσῳ δὲ κρείττων ἡ τὰ θαυμαστὰ ἔργα δηλοῦσα Ἑλλήνων τε καὶ βαρβάρων γραφὴ, τῆς τὰ οἰκτρὰ καὶ δεινὰ πάθη τῶν Ἑλλήνων διαγγελλούσης· τοσούτῳ φρονιμώτερος Ἡρόδοτος Θουκυδίδου κατὰ τὴν ἐκλογὴν τῆς ὑποθέσεως. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἔνεστιν εἰπεῖν, ὅτι δι' ἀνάγκην ἦλθεν ἐπὶ ταύτην τὴν γραφὴν, ἐπιστάμενος ἐκεῖνα καλλίω, [4] βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν. Πᾶν γὰρ τοὐναντίον, ἐν τῷ προοιμίῳ διασύρων τὰ παλαιὰ ἔργα, κάλλιστα καὶ θαυμασιώτατα τὰ καθ' αὑτὸν ἐπιτελεσθέντα φησὶν εἶναι· καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος. Οὐ μὴν Ἡρόδοτός γε τοῦτ' ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος, τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων,

οὐκ ἀπετρέπετο, ἀλλ᾽ ἐπίστευσεν αὐτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκε.

Δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον, γνῶναι, πόθεν τ᾽ ἄρξασθαι, [1] καὶ μέχρι τοῦ προελθεῖν δεῖ. Φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρόδοτος φρονιμώτερος, ὃς ἄρχεταί τε, ἀφ᾽ ἧς αἰτίας ἤρξαντο πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι· καὶ προελθὼν, εἰς τὴν βαρβάρων κόλασιν καὶ τιμωρίαν λήγει. Ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο, [2] ἀφ᾽ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν· [3] καὶ ταῦτα, οὐ τῶν ἀπεῤῥιμμένων ὄντα, ἀλλ᾽ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι, στρατηγιῶν τε καὶ τῶν ἄλλων τιμῶν ἀξιοῦντες· [4] καὶ οὕτε γε φανερῶς, ὥστε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας. [5] καὶ ἄρξασθαί γε τῆς διηγήσεως, μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλ᾽ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξαν· ὧν ὕστερον καὶ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς. διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας, ὡς ἄνδρα φιλόπολιν, ἔπειτ᾽ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι, προφάσεις ὑποθέντες ἑτέρας, ἦλθον ἐπὶ τὸν πόλεμον· καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ, καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα, καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν ἐβούλετο. Τὰ δὲ τέλη πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων, ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ, τὴν περὶ [6] Κυνὸς σῆμα γενομένην, Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. Κρεῖττον δ᾽ ἦν, διεξελθόντα τὰ πάντα,

τελευτὴν ποιήσασθαι τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον [1] τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς, ἀφ' ὧν ἡ πόλις ἀρξαμένη τὴν ἐλευθερίαν ἐκομίσατο.

Τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα, καὶ τίνα παραλιπεῖν. Δοκεῖ δή μοι κἀν τούτῳ [2] λείπεσθαι Θουκυδίδης. Συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος ἔχουσα ἀπὸ λόγου διήγησις, ἂν μὲν ἀναπαύσεις τινὰς λαμβάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν· ἐὰν δ' ἐπὶ τῶν αὐτῶν μένῃ πραγμάτων, κἂν τὰ μάλιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ· ποικίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν, Ὁμήρου ζηλωτὴς γενόμενος. Καὶ γὰρ τὸ βιβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα, καὶ ἀεὶ τὸ πλεῖον ἐπιζητοῦμεν. Θουκυδίδης δὲ πόλεμον ἕνα καί τινας ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις, καὶ παρασκευὰς ἐπὶ παρασκευαῖς, καὶ λόγους ἐπὶ λόγοις συντιθείς· ὥστε μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων. "Κόρον δ' ἔχει, [3] φησὶν ὁ Πίνδαρος, καὶ μέλι, καὶ "τὰ τερπνὰ ἀφροδίσια." Ηδη δ' ἐγὼ κἀκεῖνο ἐνεθυμήθην, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίαις γραφῆς μεταβολὴ καὶ ποικίλον· καὶ τοῦτ' ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Οδρυσῶν ἀρχῆς, δι' ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.

Μετὰ τοῦτο, ἔργον ἐστὶν ἱστορικοῦ, διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον, ἐν ᾧ δεῖ τόπῳ. Πῶς οὖν ἑκάτερος διαιρεῖ τε καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν, τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ, ταῖς περιοχαῖς τῶν πραγμάτων. Καὶ γίνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος καὶ χειμῶνα γιγνομένων ἐν διαφόροις, ὡς

εἰκὸς, τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν, ἑτέρων ἅπτεται τῶν κατὰ τὸ αὐτὸ θέρος ἢ χειμῶνα γιγνομένων· πλανώμεθα δὴ, καθάπερ εἰκὸς, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν, ταραττομένης τῆς διανοίας. Ἡρόδοτος δὲ, ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος, καὶ μέχρι τῆς Κροίσου καταβὰς, ἐπὶ Κῦρον εὐθέως, τὸν καταλύσαντα τὴν Κροίσου ἀρχὴν, μεταβαίνει· Αἰγυπτίων τ' ἄρχεται διηγημάτων, καὶ Σκυθικῶν, καὶ Λιβυκῶν, τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς χαριεστέραν ποιήσοντα τὴν διήγησιν ἐπεισάγων· διεξελθών τε πράξεις Ἑλλήνων καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις, καὶ παραγράψας τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν, οὐ διέσπασε τὴν διήγησιν· ἀλλὰ συμβέβηκε [1] τῷ μὲν, μίαν ὑπόθεσιν λαβόντι, πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα· τῷ δὲ, τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προελομένῳ, σύμφωνον ἓν σῶμα πεποιηκέναι.

Μιᾶς δ' ἰδέας ἐπιμνησθήσομαι [2] πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα, περὶ ὧν γράφει. Ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς, καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου διάθεσις αὐθέκαστός τις καὶ πικρὰ, καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. Τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς· τῶν δὲ κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ ὥσπερ ἠναγκασμένως. Καὶ κατὰ μὲν τὸν πραγματικὸν τύπον, ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτικὸν, τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δ' ἴσος. Ἐρῶ δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.

Πρώτη τῶν ἀρετῶν γένοιτ' ἄν, ἧς χωρὶς οὐδὲ τῶν ἄλλων τῶν περὶ τοὺς λόγους ὄφελος· τίς; ἡ καθαρὰ τοῖς ὀνόμασι καὶ τὸν Ἑλληνικὸν χαρακτῆρα σώζουσα διάλεκτος. ταύτην ἀκριβοῦσιν ἀμφότεροι. Ἡρόδοτός τε γὰρ τῆς Ἰάδος ἄριστος κανών· Θουκυδίδης τε τῆς Ἀτθίδος. [1] Τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία. ἐν ταύτῃ δοκεῖ προέχειν Ἡροδότου Θουκυδίδης. καίτοι λέγοι τις ἄν, ὡς μετὰ τοῦ σαφοῦς ἐξεταζόμενον ἡδὺ φαίνεται τὸ βραχύ· εἰ δ' ἀπολείποιτο τούτου, πικρόν. [2] ἀλλὰ μηδὲν ἔστω παρὰ τοῦτο. Ἐνάργεια μετὰ ταῦτα τέτακται πρώτη μετὰ τῶν ἐπιθέτων ἀρετῶν. ἱκανῶς ἐν ταύτῃ κατορθοῦσιν ἀμφότεροι. Μετὰ ταύτην συνίσταται τὴν ἀρετὴν τῶν ἠθῶν τε καὶ παθῶν μίμησις. διῄρηνται τὴν ἀρετὴν ταύτην οἱ συγγραφεῖς. Θουκυδίδης μὲν γὰρ τὰ πάθη δηλῶσαι κρείττων· Ἡρόδοτος δὲ τά γ' ἤθη παραστῆσαι δεινότερος. Μετὰ ταῦτα αἱ τὸ μέγα καὶ θαυμαστὸν ἐκφαίνουσαι τῆς κατασκευῆς ἀρεταί. ἴσοι κἀν ταύταις οἱ συγγραφεῖς. Ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι. κρείττων ἐν ταύταις Ἡροδότου Θουκυδίδης. Ἡδονὴν δὲ καὶ πειθὼ καὶ τέρψιν καὶ τὰς ὁμοιογενεῖς ἀρετὰς εἰσφέρεται μακρῷ Θουκυδίδου κρείττονας Ἡρόδοτος. Τῆς δὲ φράσεως τῶν ὀνομάτων τὸ μὲν κατὰ φύσιν Ἡρόδοτος ἐζήλωκε, τὸ δὲ δεινὸν Θουκυδίδης, ὁμοειδὴς πᾶς ὢν ἐν λόγοις. Ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον. ταύτην ὁ Ἡρόδοτος ἀκριβοῖ μᾶλλον, ἢ Θουκυδίδης. ὁμοειδὴς γὰρ οὗτος ἐν πᾶσι, κἀν ταῖς δημηγορίαις μᾶλλον, ἢ ταῖς διηγήσεσιν. Ἐμοὶ μέντοι καὶ τῷ φιλτάτῳ [3] Καικιλίῳ δοκεῖ τὰ ἐνθυμήματα αὐτοῦ μάλιστά γε καὶ ζηλῶσαι Δημοσθένης. Ἵνα δὲ συνελὼν εἴπω, καλαὶ μὲν αἱ ποιήσεις ἀμφότεραι· οὐ γὰρ ἂν αἰσχυνθείην ποιήσεις αὐτὰς λέγων· διαφέρουσι δὲ κατὰ τοῦτο μάλιστα ἀλλήλων, ὅτι

τὸ μὲν Ἡροδότου κάλλος ἱλαρόν ἐστι, φοβερὸν δὲ τὸ Θουκυδίδου. Ἀπόχρη ταῦτ' εἰρῆσθαι περὶ τούτων τῶν συγγραφέων, πολλῶν καὶ ἄλλων ἐνόντων λέγεσθαι, περὶ ὧν καὶ ἕτερος ἔσται καιρός.

δ'. Ξενοφῶν δὲ καὶ Φίλιστος, οἱ τούτοις ἐπακμάσαντες, οὔτε φύσεις ὁμοίας εἶχον, οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ' ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν, καὶ τὸν λεκτικόν. Πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς, καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου Παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν Ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν, καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν ᾗ καταλύονταί τε [1] οἱ τριάκοντα, καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίστανται. Οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι, ζηλωτὴς Ἡροδότου γενόμενος, ἀλλὰ καὶ τῆς οἰκονομίας. Ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται, καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε. Μεμέρικέ τε καλῶς καὶ τέταχε καὶ πεποίκιλκε τὴν γραφήν. Ἦθός τ' ἐπιδείκνυται θεοσεβὲς, καὶ δίκαιον, καὶ καρτερικὸν, καὶ εὐπετὲς, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς. Καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.

Ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δ' ἐνδεέστερος. Καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς, καὶ σαφὴς, καθάπερ ἐκεῖνος· ἐκλέγει δ' ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως, οὐχ ἧττον Ἡροδότου. Ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος ἔχει. Οὐ γὰρ μόνον οὐκ

ἴσχυσε τοῦτο παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ κἂν ποτε διεγεῖραι βουληθείη τὴν φράσιν, ὀλίγον ἐμπνεύσας, [1] ὥσπερ ἀπόγειος αὔρα, ταχέως σβέννυται. Μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς καὶ τοῦ πρέποντος, καὶ οὐχ, ὡς Ἡρόδοτος, ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλ' ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.

* * *

III.

[1] E LONGINO.

[AD EDIT. JOANNIS TOUPII. OXON. 1778. IN 4to.]

[2] *ΕΚ ΤΟΥ*

ΔΙΟΝΥΣΙΟΥ ΛΟΓΓΙΝΟΥ

ΠΕΡΙ

ὙΨΟΥΣ.

Ἡ—τῶν λόγων κρίσις πολλῆς ἐστι πείρας τελευταῖον ἐπιγέννημα.
ΠΕΡΙ ὙΨ. § VI.

§ I.

* * *

—[3] *ΑΚΡΟΤΗΣ καὶ ἐξοχή τις λόγων ἐστὶ τὰ ὕψη· καὶ ποιητῶν τε οἱ μέγιστοι καὶ συγγραφέων οὐκ ἄλλοθεν ἢ ἐνθένδε ποθὲν ἐπρώτευσαν,* [4] *καὶ ταῖς ἑαυτῶν περιέλαβον εὐκλείαις τὸν αἰῶνα. Οὐ γὰρ εἰς πειθὼ τοὺς ἀκροωμένους, ἀλλ' εἰς ἔκστασιν ἄγει* [5] *τὰ ὑπερφυᾶ·* [6] *πάντῃ δέ γε σὺν ἐκπλήξει τοῦ πιθανοῦ καὶ τοῦ πρὸς χάριν ἀεὶ κρατεῖ τὸ θαυμάσιον· εἴγε τὸ μὲν πιθανὸν ὡς τὰ πολλὰ ἐφ' ἡμῖν· ταῦτα δὲ, δυναστείαν καὶ βίαν ἄμαχον*

προσφέροντα, παντὸς ἐπάνω τοῦ ἀκροωμένου καθίσταται. Καὶ τὴν μὲν ἐμπειρίαν τῆς εὑρέσεως, καὶ τὴν τῶν πραγμάτων τάξιν καὶ οἰκονομίαν, οὐκ ἐξ ἑνὸς, οὐδ' ἐκ δυοῖν, ἐκ δὲ τοῦ ὅλου τῶν λόγων ὕφους μόλις ἐκφαινομένην ὁρῶμεν· [1] ὕψος δέ που καιρίως ἐξενεχθὲν τά τε πράγματα δίκην σκηπτοῦ πάντα διεφόρησεν, καὶ τὴν τοῦ ῥήτορος εὐθὺς ἀθρόαν ἐνεδείξατο δύναμιν. * * *

* * *

§ VII.

Εἰδέναι χρὴ, φίλτατε, διότι, καθάπερ κἀν τῷ κοινῷ βίῳ οὐδὲν ὑπάρχει μέγα, οὗ τὸ καταφρονεῖν ἐστι μέγα· οἷον πλοῦτοι, τιμαὶ, δόξαι, τυραννίδες, καὶ ὅσα δὴ ἄλλα ἔχει πολὺ τὸ ἔξωθεν προστραγῳδούμενον, οὐκ ἂν τῷ γε φρονίμῳ δόξειεν ἀγαθὰ ὑπερβάλλοντα, ὧν αὐτὸ τὸ περιφρονεῖν ἀγαθὸν οὐ μέτριον· [2] θαυμάζουσι γοῦν τῶν ἐχόντων αὐτὰ μᾶλλον τοὺς δυναμένους ἔχειν, καὶ διὰ μεγαλοψυχίαν ὑπερορῶντας·—[3] τῇδέ που καὶ ἐπὶ τῶν διηρμένων ἐν ποιήμασι καὶ λόγοις ἐπισκεπτέον, μή τινα μεγέθους φαντασίαν [4] ἔχοι τοιαύτην, ᾗ πολὺ πρόσκειται τὸ εἰκῇ προσαναπλαττόμενον, ἀναπτυσσόμενα δὲ, ἄλλως εὑρίσκοιτο χαῦνα, ὧν τοῦ θαυμάζειν τὸ περιφρονεῖν εὐγενέστερον. Φύσει γάρ πως ὑπὸ τἀληθοῦς ὕψους ἐπαίρεταί τε ἡμῶν ἡ ψυχὴ, καὶ γαῦρόν τι ἀνάστημα λαμβάνουσα πληροῦται χαρᾶς καὶ μεγαλαυχίας, ὡς αὐτὴ γεννήσασα, ὅπερ ἤκουσεν. Ὅταν οὖν ὑπ' ἀνδρὸς ἔμφρονος καὶ ἐμπείρου λόγων πολλάκις ἀκουόμενόν τι πρὸς μεγαλοφροσύνην τὴν ψυχὴν μὴ συνδιατιθῇ, μηδ' ἐγκαταλείπῃ τῇ διανοίᾳ πλεῖον τοῦ λεγομένου τὸ ἀναθεωρούμενον, πίπτῃ δ', ἂν τὸ συνεχὲς ἐπισκοπῇ, εἰς ἀπαύξησιν· οὐκ ἂν ἔτ' ἀληθὲς ὕψος εἴη, μέχρι μόνης τῆς ἀκοῆς σωζό-

μενον. Τοῦτο γὰρ τῷ ὄντι μέγα, οὗ πολλὴ μὲν ἡ ἀναθεώρησις, δύσκολος δὲ, μᾶλλον δ' [1] ἀδύνατος ἡ κατεξανάστασις· ἰσχυρὰ δὲ ἡ μνήμη καὶ δυσεξάλειπτος. Ὅλως δὲ καλὰ νόμιζε ὕψη καὶ ἀληθινὰ τὰ διαπαντὸς ἀρέσκοντα καὶ πᾶσιν· [2] ὅταν γὰρ τοῖς ἀπὸ διαφόρων ἐπιτηδευμάτων, βίων, ζήλων, ἡλικιῶν, λόγων, ἕν τι καὶ ταὐτὸν ἅμα περὶ τῶν αὐτῶν ἅπασι δοκῇ, τόθ' ἡ ἐξ ἀσυμφώνων [3] ὡς κρίσις καὶ συγκατάθεσις τὴν ἐπὶ τῷ θαυμαζομένῳ πίστιν ἰσχυρὰν λαμβάνει καὶ ἀναμφίλεκτον.

§ VIII.

Ἐπεὶ δὲ πέντε, ὡς ἂν εἴποι τις, πηγαί τινές εἰσιν αἱ τῆς ὑψηγορίας γονιμώταται, (προϋποκειμένης, ὥσπερ ἐδάφους τινὸς κοινοῦ, ταῖς πέντε ταύταις ἰδέαις, τῆς ἐν τῷ λέγειν δυνάμεως, ἧς ὅλως χωρὶς οὐδὲν,) πρῶτον μὲν καὶ κράτιστον, [4] τὸ περὶ τὰς νοήσεις ἁδρεπήβολον, ὡς κἀν τοῖς περὶ Ξενοφῶντος ὡρισάμεθα· δεύτερον δὲ, τὸ σφοδρὸν καὶ ἐνθουσιαστικὸν πάθος· ἀλλ' αἱ μὲν δύο αὗται τοῦ ὕψους κατὰ τὸ πλέον αὐθιγενεῖς συστάσεις· αἱ λοιπαὶ δ' ἤδη καὶ διὰ τέχνης· [5] ἥ τε ποιὰ τῶν σχημάτων πλάσις· [6] δισσὰ δέ που ταῦτα, τὰ μὲν νοήσεως, θάτερα δὲ λέξεως· ἐπὶ δὲ τούτοις [7] ἡ γενναία φράσις, ἧς μέρη πάλιν ὀνομάτων τε ἐκλογὴ, καὶ ἡ τροπικὴ καὶ πεποιημένη λέξις· πέμπτη δὲ μεγέθους αἰτία, καὶ συγκλείουσα τὰ πρὸ ἑαυτῆς ἅπαντα, ἡ ἐν ἀξιώματι καὶ διάρσει σύνθεσις· φέρε δὴ, τὰ ἐμπεριεχόμενα καθ' ἑκάστην ἰδέαν τούτων ἐπισκεψώμεθα· τοσοῦτον προειπόντες, ὅτι τῶν πέντε μορίων ὁ Καικίλιος [8] ἔστιν ἃ παρέλιπεν, ὡς καὶ τὸ πάθος ἀμέλει. [9] Ἀλλ' εἰ μὲν ὡς ἕν τι ταῦτ' ἄμφω, τό τε ὕψος καὶ τὸ παθητικὸν, καὶ ἔδοξεν αὐτῷ πάντῃ συνυπάρχειν τε ἀλλή-

λοις καὶ συμπεφυκέναι, διαμαρτάνει· καὶ γὰρ πάθη τινὰ διεστῶτα ὕψους καὶ ταπεινὰ εὑρίσκεται, καθάπερ οἶκτοι, λῦπαι, φόβοι· καὶ ἔμπαλιν πολλὰ ὕψη δίχα πάθους, ὡς πρὸς μυρίοις ἄλλοις καὶ τὰ περὶ τοὺς [1] Ἀλωάδας τῷ Ποιητῇ παρατετολμημένα·

“Οσσαν ἐπ' Οὐλύμπῳ μέμασαν θέμεν· αὐτὰρ ἐπ' Οσσῃ
“Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη·”

καὶ τὸ τούτοις ἔτι μεῖζον ἐπιφερόμενον,

“Καί νύ κεν ἐξετέλεσσαν,”———

Παρά γε μὴν τοῖς ῥήτορσι τὰ ἐγκώμια, καὶ τὰ πομπικὰ καὶ ἐπιδεικτικὰ, τὸν μὲν ὄγκον καὶ τὸ ὑψηλὸν ἐξ ἅπαντος περιέχει, πάθους δὲ χηρεύει κατὰ τὸ πλεῖστον· ὅθεν ἥκιστα τῶν ῥητόρων οἱ περιπαθεῖς ἐγκωμιαστικοὶ, ἢ ἔμπαλιν οἱ ἐπαινετικοὶ περιπαθεῖς. Εἰ δ' αὖ πάλιν ἐξ ὅλου μὴ ἐνόμισεν ὁ Καικίλιος τὸ ἐμπαθὲς εἰς τὰ ὕψη ποτὲ συντελεῖν, καὶ διὰ τοῦτ' οὐχ ἡγήσατο μνήμης ἄξιον, πάνυ διηπάτηται· θαῤῥῶν γὰρ ἀφορισαίμην ἂν, ὡς οὐδὲν οὕτως, ὡς τὸ γενναῖον πάθος, ἔνθα χρὴ, μεγαλήγορον, ὥσπερ ὑπὸ μανίας τινὸς καὶ πνεύματος ἐνθουσιαστικοῦ ἐκπνέον, [2] καὶ οἱονεὶ φοιβάζον τοὺς λόγους.

§ IX.

[3] Οὐ μὴν ἀλλ', ἐπεὶ τὴν κρατίστην μοῖραν ἐπέχει τῶν ἄλλων τὸ πρῶτον, λέγω δὲ τὸ μεγαλοφυὲς, χρὴ κἀνταῦθα, εἰ καὶ δωρητὸν τὸ πρᾶγμα μᾶλλον ἢ κτητὸν, ὅμως, καθ' ὅσον οἷόντε, τὰς ψυχὰς ἀνατρέφειν πρὸς τὰ μεγέθη, καὶ ὥσπερ ἐγκύμονας ἀεὶ ποιεῖν γενναίου παραστήματος. Τίνα, φήσεις, τρόπον; Γέγραφά που καὶ ἑτέ

μαθεῖ, ὅτι τὸ τοιοῦτον ὕψος μεγαλοφροσύνης ἀπήχημα. Ὅθεν καὶ φωνῆς δίχα θαυμάζεταί ποτε ψιλὴ καθ' ἑαυτὴν ἡ ἔννοια δι' αὐτὸ τὸ μεγαλόφρον· ὡς ἡ τοῦ Αἴαντος [1] ἐν Νεκυίᾳ σιωπὴ μέγα καὶ πάντος ὑψηλότερον λόγου. Πρῶτον οὖν τὸ, ἐξ οὗ γίνεται, προϋποτίθεσθαι πάντως ἀναγκαῖον· ὡς ἔχειν δεῖ τὸν ἀληθῆ ῥήτορα μὴ ταπεινὸν φρόνημα καὶ ἀγεννές· οὐδὲ γὰρ οἷόντε, μικρὰ καὶ δουλοπρεπῆ φρονοῦντας καὶ ἐπιτηδεύοντας παρ' ὅλον τὸν βίον θαυμαστόν τι καὶ τοῦ παντὸς αἰῶνος ἐξενεγκεῖν ἄξιον· μεγάλοι δὲ οἱ λόγοι τούτων, κατὰ τὸ εἰκὸς, ὧν ἂν ἐμβριθεῖς ὦσιν αἱ ἔννοιαι. Ταύτῃ καὶ εἰς τοὺς μάλιστα φρονηματίας ἐμπίπτει τὰ ὑπερφυᾶ. Ὁ γὰρ τῷ Παρμενίωνι φήσαντι, "[2] Ἐγὼ μὲν ἂν ἠρκέσθην, [3] εἰ Ἀλέξανδρος "ἤμην," "Κἀγὼ, νὴ Δία," εἰπὼν, "εἰ Παρμενίων ἤμην," τὸ αὐτοῦ μεγαλόφρον δείκνυσιν. Ὡς καὶ τὸ Ὁμήρου παρορίζει μεγαλοφυὲς, ἐν τῷ,

"Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει,"

τὸ ἐπ' οὐρανὸν ἀπὸ γῆς διάστημα· καὶ τοῦτ' ἂν εἴποι τις οὐ μᾶλλον [4] τῆς Ἔριδος, ἢ Ὁμήρου μέτρον. [5] Ὧ ἀνόμοιόν γε τὸ Ἡσιόδειον ἐπὶ τῆς Ἀχλύος, εἴγε Ἡσιόδου καὶ τὴν Ἀσπίδα θετέον·

"Τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον·"

οὐ γὰρ δεινὸν ἐποίησε τὸ εἴδωλον, ἀλλὰ μισητόν. [6] Ὁ δὲ πῶς μεγεθύνει τὰ δαιμόνια;

"Ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν,
"Ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
"Τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι."

Τὴν ὁρμὴν αὐτῶν κοσμικῷ διαστήματι καταμετρεῖ. Τίς οὖν οὐκ ἂν εἰκότως διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους ἐπιφθέγξαιτο, ὅτι, ἂν δὶς ἑξῆς ἐφορμήσωσιν οἱ τῶν θεῶν ἵπ-

που, οὐκέθ' εὑρήσουσιν ἐν κόσμῳ τόπον; Ὑπερφυᾶ καὶ τὰ ἐπὶ τῆς θεομαχίας φαντάσματα·

"[1] Ἀμφὶ δ' ἐσάλπιγξεν μέγας οὐρανὸς, οὔλυμπός τε.
"Ἔδδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεὺς,
"Δείσας δ' ἐκ θρόνου ἆλτο, καὶ ἴαχε, μή οἱ ἔπειτα
"Γαῖαν ἀναῤῥήξειε Ποσειδάων ἐνοσίχθων,
"Οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη,
"Σμερδαλέ', εὐρώεντα, τά τε στυγέουσι θεοί περ."

Ἐπιβλέπεις, ἑταῖρε, ὡς, ἀναῤῥηγνυμένης μὲν ἐκ βάθρων γῆς, αὐτοῦ δὲ γυμνουμένου ταρτάρου, ἀνατροπὴν δὲ ὅλου καὶ διάστασιν τοῦ κόσμου λαμβάνοντος, πάνθ' ἅμα, οὐρανὸς, ᾄδης, τὰ θνητὰ, τὰ ἀθάνατα, ἅμα τῇ τότε συμπολεμεῖ καὶ συγκινδυνεύει μάχῃ; [2] Ἀλλὰ ταῦτα φοβερὰ μὲν, πλὴν ἄλλως εἰ μὴ κατ' ἀλληγορίαν λαμβάνοιτο, παντάπασιν ἄθεα, καὶ οὐ σώζοντα τὸ πρέπον. Ὅμηρος γάρ μοι δοκεῖ, παραδιδοὺς τραύματα θεῶν, στάσεις, τιμωρίας, δάκρυα, δεσμὰ, πάθη πάμφυρτα, τοὺς μὲν ἐπὶ τῶν Ἰλιακῶν ἀνθρώπους, ὅσον ἐπὶ τῇ δυνάμει, θεοὺς πεποιηκέναι, τοὺς θεοὺς δὲ ἀνθρώπους. Ἀλλ' ἡμῖν μὲν δυσδαιμονοῦσιν ἀπόκειται λιμὴν κακῶν ὁ θάνατος· τῶν θεῶν δ' οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἀτυχίαν ἐποίησεν αἰώνιον. Πολὺ δὲ τῶν περὶ τὴν θεομαχίαν ἀμείνω τὰ, ὅσα ἄχραντόν τι καὶ μέγα τὸ δαιμόνιον, ὡς ἀληθῶς, καὶ ἄκρατον παρίστησιν, οἷα (πολλοῖς δὲ πρὸ ἡμῶν ὁ τόπος ἐξείργασται) τὰ ἐπὶ τοῦ Ποσειδῶνος·

——"Τρέμε δ' οὔρεα μακρὰ, καὶ ὕλη,
"Καὶ κορυφαὶ, Τρώων τε πόλις, καὶ νῆες Ἀχαιῶν,
"Ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
"Βῆ δ' ἐλάαν ἐπὶ κύματ'· [3] ἄταλλε δὲ κήτε' ὑπ' αὐτῷ
"Πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα·
"Γηθοσύνῃ δὲ θάλασσα διΐστατο· τοὶ δὲ πέτοντο"——

Ταύτῃ καὶ ὁ τῶν Ιουδαίων θεσμοθέτης, οὐχ ὁ τυχὼν ἀνὴρ, ἐπειδὴ τὴν τοῦ θείου δύναμιν κατὰ τὴν ἀξίαν [1] ἐχώρησε, κἀξέφηνεν, εὐθὺς ἐν τῇ εἰσβολῇ γράψας τῶν νόμων, "Εἶπεν ὁ Θεὸς," φησί· τί; "[2] Γενέσθω φῶς, καὶ ἐγένετο· "γενέσθω γῆ, καὶ ἐγένετο." Οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, [3] ἓν ἔτι τε̃ Ποιητοῦ, καὶ τῶν ἀνθρωπίνων, παραθέμενος, τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει. Αχλὺς ἄφνω καὶ νὺξ ἄπορος αὐτῷ τὴν τῶν Ἑλλήνων ἐπέχει μάχην· ἔνθα δὴ ὁ Αἴας ἀμηχανῶν,

"[4] *Ζεῦ πάτερ, (φησὶν,) ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Αχαιῶν,*
"*Ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι·*
"*Εν δὲ φάει καὶ ὄλεσσον."*

Εστιν ὡς ἀληθῶς τὸ πάθος Αἴαντος· οὐ γὰρ ζῆν εὔχεται, (ἦν γὰρ τὸ αἴτημα τοῦ ἥρωος ταπεινότερον,) ἀλλ' ἐπειδὴ ἐν ἀπράκτῳ σκότει τὴν ἀνδρίαν εἰς οὐδὲν γενναῖον εἶχε διαθέσθαι, διὰ ταῦτ' ἀγανακτῶν, ὅτι πρὸς τὴν μάχην ἀργεῖ, φῶς ὅτι τάχιστα αἰτεῖται, ὡς πάντως τῆς ἀρετῆς εὑρήσων ἐντάφιον ἄξιον, κἂν αὐτῷ Ζεὺς ἀντιτάττηται. Αλλὰ γὰρ Ὅμηρος μὲν ἐνθάδε οὔριος συνεμπνεῖ τοῖς ἀγῶσι, [5] καὶ οὐκ ἄλλο τι αὐτὸς πέπονθεν, ἢ

"*Μαίνεται, ὡς ὅτ' Αρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ*
"*Οὔρεσι μαίνηται βαθέης ἐνὶ τάρφεσιν ὕλης·*
"*Αφλοισμὸς δὲ περὶ στόμα γίνεται."*

* * *

* * *

§ XII.

—[1] Ὁ Κικέρων τοῦ Δημοσθένους ἐν τοῖς μεγέθεσι παραλλάττει. Ὁ μὲν γὰρ ἐν ὕψει τὸ πλέον ἀποτόμῳ, ὁ δὲ Κικέρων ἐν χύσει· καὶ [2] ὁ μὲν ἡμέτερος διὰ τὸ μετὰ βίας ἕκαστα, ἔτι δὲ τάχους, ῥώμης, δεινότητος, οἷον καίειν τε ἅμα καὶ διαρπάζειν, σκηπτῷ τινι παρεικάζοιτ' ἂν ἢ κεραυνῷ· ὁ δὲ Κικέρων, ὡς ἀμφιλαφής τις ἐμπρησμὸς, (οἶμαι,) πάντῃ νέμεται καὶ ἀνειλεῖται, πολὺ ἔχων καὶ ἐπίμονον ἀεὶ τὸ καῖον, καὶ διακληρονομούμενον ἄλλοτ' ἀλλοίως ἐν αὐτῷ, καὶ κατὰ διαδοχὰς ἀνατρεφόμενον. [3] Ἀλλὰ ταῦτα μὲν ὑμεῖς ἂν ἄμεινον ἐπικρίνοιτε. Καιρὸς δὲ τοῦ Δημοσθενικοῦ μὲν ὕψους καὶ [4] ὑπερτεταμένου, ἔν τε ταῖς δεινώσεσι καὶ τοῖς σφοδροῖς πάθεσι, καὶ ἔνθα δεῖ τὸν ἀκροατὴν τὸ σύνολον ἐκπλῆξαι· τῆς δὲ χύσεως, ὅπου χρὴ καταντλῆσαι· τοπηγορίαις τε γὰρ, καὶ ἐπιλόγοις κατὰ τὸ πλέον, καὶ παραβάσεσι, καὶ τοῖς φραστικοῖς ἅπασι καὶ ἐπιδεικτικοῖς, ἱστορίαις τε, καὶ φυσιολογίαις, καὶ οὐκ ὀλίγοις ἄλλοις μέρεσιν ἁρμόδιος.

* * *

§ XIV.

[5] Οὐκοῦν καὶ ἡμᾶς, ἡνίκ' ἂν διαπονῶμεν ὑψηγορίας τι καὶ μεγαλοφροσύνης δεόμενον, καλὸν ἀναπλάττεσθαι ταῖς ψυχαῖς, πῶς ἄν, εἰ τύχοι, ταὐτὸ τοῦθ' Ὅμηρος εἶπεν, πῶς δ' ἂν Πλάτων, ἢ Δημοσθένης ὕψωσεν, ἢ ἐν ἱστορίᾳ

Θουκυδίδης. Προσπίπτοντα γὰρ ἡμῖν κατὰ ζῆλον ἐκεῖνα τὰ πρόσωπα, καὶ οἷον διαπρέποντα, τὰς ψυχὰς ἀνοίσει πως [1] πρὸς τὰ ἀνειδωλοποιούμενα μέτρα. Ἔτι δὲ μᾶλλον, εἰ κἀκεῖνο τῇ διανοίᾳ προσυπογράφοιμεν, πῶς ἂν [2] τόδε τι ὑπ' ἐμοῦ λεγόμενον παρὼν Ὅμηρος ἤκουσεν, ἢ Δημοσθένης, ἢ πῶς ἂν ἐπὶ τούτῳ διετέθησαν. Τῷ γὰρ ὄντι μέγα τὸ ἀγώνισμα, τοιοῦτον ὑποτίθεσθαι τῶν ἰδίων λόγων δικαστήριον καὶ θέατρον, καὶ ἐν τηλικούτοις ἥρωσι, κριταῖς τε καὶ μάρτυσιν, [3] ὑπέχειν τῶν γραφομένων εὐθύνας πεπαῖχθαι. Πλέον δὲ τούτων παρορμητικὸν, εἰ προστιθείης, πῶς ἂν ἐμοῦ ταῦτα γράψαντος ὁ μετ' ἐμὲ πᾶς ἀκούσειεν αἰών; Εἰ δέ τις αὐτόθεν φοβοῖτο, μὴ τοῦ ἰδίου βίου καὶ χρόνου οὐ φθέγξαιτό τι ὑπερήμερον, ἀνάγκη καὶ τὰ συλλαμβανόμενα ὑπὸ τῆς τούτου ψυχῆς [4] ἀτελῆ καὶ τυφλὰ ὥσπερ ἀμβλοῦσθαι, πρὸς τὸν τῆς ὑστεροφημίας ὅλως μὴ τελεσφορούμενα χρόνον.

* * *

§ XVI.

[5] Αὐτόθι μέντοι καὶ ὁ περὶ σχημάτων ἐφεξῆς τέτακται τόπος· καὶ γὰρ ταῦτ', ἂν ὃν δεῖ σκευάζηται τρόπον, ὡς ἔφην, οὐκ ἂν ἡ τυχοῦσα μεγέθους εἴη μερίς. [6] Οὐ μὴν ἀλλ', ἐπεὶ τὸ πάντα διακριβοῦν πολὺ ἔργον ἐν τῷ παρόντι, μᾶλλον δ' ἀπεριόριστον, ὀλίγα τῶν, ὅσα μεγαληγορίας ἀποτελεστικὰ, τοῦ πιστώσασθαι τὸ προκείμενον ἕνεκα, καὶ δὴ διέξιμεν. Ἀπόδειξιν ὁ Δημοσθένης ὑπὲρ τῶν πεπολιτευμένων εἰσφέρει· τίς δ' ἦν ἡ κατὰ φύσιν χρῆσις αὐτῆς; "Οὐχ ἡμάρτετε, ὦ τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων

"ἐλευθερίας ἀγῶνα ἀράμενοι· ἔχετε δὲ οἰκεῖα τούτου "παραδείγματα· οὐδὲ γὰρ οἱ ἐν Μαραθῶνι ἥμαρτον, οὐδ' "οἱ ἐν Σαλαμῖνι, οὐδ' οἱ ἐν Πλαταιαῖς." Ἀλλ' ἐπειδή, καθάπερ ἐμπνευσθεὶς ἐξαίφνης ὑπὸ θεοῦ, καὶ οἱονεὶ φοιβόληπτος γενόμενος, τὸν κατὰ τῶν ἀριστέων τῆς Ἑλλάδος ὅρκον ἐξεφώνησεν, "[1] Οὐκ ἔστιν, ὅπως ἡμάρτετε, οὐ "μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας," φαίνεται δι' ἑνὸς τοῦ ὀμοτικοῦ σχήματος, ὅπερ ἐνθάδε ἀποστροφὴν ἐγὼ καλῶ, τοὺς μὲν προγόνους ἀποθεώσας, ὅτι δεῖ τοὺς οὕτως ἀποθανόντας ὡς θεοὺς ὀμνύναι παριστάνων, τοῖς δὲ κρίνουσι τὸ τῶν ἐκεῖ προκινδυνευσάντων ἐντιθεὶς φρόνημα, τὴν δὲ τῆς ἀποδείξεως φύσιν μεθεστακὼς εἰς ὑπερβάλλον ὕψος καὶ πάθος [2] καὶ ξένων καὶ ὑπερφυῶν ὅρκων ἀξιοπιστίαν, καὶ ἅμα παιώνιόν τινα καὶ ἀλεξιφάρμακον εἰς τὰς ψυχὰς τῶν ἀκουόντων καθιεὶς λόγον· ὡς κουφιζομένους ὑπὸ τῶν ἐγκωμίων μηδὲν ἔλαττον τῇ μάχῃ τῇ πρὸς Φίλιππον. ἢ ἐπὶ τοῖς κατὰ Μαραθῶνα καὶ Σαλαμῖνα νικητηρίοις, παρίστασθαι φρονεῖν· οἷς πᾶσι τοὺς ἀκροατὰς διὰ τοῦ σχηματισμοῦ συναρπάσας ᾤχετο. * * *

* * *

§ XVIII.

Τί δ' ἐκεῖνα φῶμεν, τὰς πεύσεις τε καὶ ἐρωτήσεις; ἆρα οὐκ αὐταῖς ταῖς τῶν σχημάτων εἰδοποιΐαις παραπολὺ ἐμπρακτότερα καὶ σοβαρώτερα συντείνει τὰ λεγόμενα; "[3] Ἢ βούλεσθε, εἰπέ μοι, περιϊόντες ἀλλήλων πυνθάνεσθαι, "Λέγεταί τι καινόν; Τί γὰρ ἂν γένοιτο τούτου καινότε-"ρον, ἢ Μακεδὼν ἀνὴρ καταπολεμῶν τὴν Ἑλλάδα; "Τέθνηκε Φίλιππος; Οὐ μὰ Δί', ἀλλ' ἀσθενεῖ. Τί δ'

"ὑμῖν διαφέρει; καὶ γὰρ, ἂν οὗτός τι πάθῃ, ταχέως "ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε." Καὶ πάλιν, "Πλέ-"ωμεν ἐπὶ Μακεδονίαν," φησί. "Ποῖ δὴ προσορμιόμεθα; "ἤρετό τις. Εὑρήσει τὰ σαθρὰ τῶν Φιλίππου πραγμάτων "αὐτὸς ὁ πόλεμος." Ἦν δὲ, ἁπλῶς ῥηθὲν, τὸ πρᾶγμα τῷ παντὶ καταδεέστερον· νυνὶ δὲ τὸ ἔνθουν καὶ ὀξύῤῥοπον τῆς πεύσεως καὶ ἀποκρίσεως, καὶ τὸ πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον ἀνθυπαντᾷν, οὐ μόνον ὑψηλότερον ἐποίησε τῷ σχηματισμῷ τὸ ῥηθὲν, ἀλλὰ καὶ πιστότερον. * * *

* * *

§ XXV.

[1] Ὅταν γε μὴν τὰ παρεληλυθότα τοῖς χρόνοις εἰσάγῃς ὡς γινόμενα καὶ παρόντα, οὐ διήγησιν ἔτι τὸν λόγον, ἀλλ' ἐναγώνιον πρᾶγμα ποιήσεις. "Πεπτωκὼς δέ "τις," φησὶν ὁ Ξενοφῶν, "ὑπὸ τῷ Κύρου ἵππῳ, καὶ πα-"τούμενος, παίει τῇ μαχαίρᾳ εἰς τὴν γαστέρα τὸν ἵπ-"πον· ὁ δὲ σφαδάζων ἀποσείεται τὸν Κῦρον, ὁ δὲ πίπτει." Τοιοῦτος ἐν τοῖς πλείστοις ὁ Θουκυδίδης.

§ XXXV.

—[2] Ἡ φύσις οὐ ταπεινὸν ἡμᾶς ζῷον οὐδ' ἀγεννὲς ἔκρινε, τὸν ἄνθρωπον, ἀλλ', ὡς εἰς μεγάλην τινὰ πανήγυριν, εἰς τὸν βίον καὶ εἰς τὸν σύμπαντα κόσμον ἐπάγουσα, θεατάς τινας τῶν ὅλων αὐτῆς ἐσομένους, καὶ φιλοτιμοτάτους ἀγωνιστὰς, εὐθὺς ἄμαχον ἔρωτα ἐνέφυσεν ἡμῶν

ταῖς ψυχαῖς παντὸς ἀεὶ τοῦ μεγάλου, καὶ ὡς πρὸς ἡμᾶς δαιμονιωτέρου. Διόπερ τῇ θεωρίᾳ καὶ διανοίας τῆς ἀνθρωπίνης ἐπιβολῇ οὐδ᾽ ὁ σύμπας κόσμος ἀρκεῖ, ἀλλὰ καὶ τοὺς τοῦ περιέχοντος πολλάκις ὅρους ἐκβαίνουσιν αἱ ἐπίνοιαι· καὶ εἴ τις περιβλέψαιτο ἐν κύκλῳ τὸν βίον, ὃς πλέον ἔχει τὸ περιττὸν ἐν πᾶσι καὶ μέγα καὶ καλὸν, ταχέως εἴσεται, πρὸς ἃ γεγόναμεν. Ενθεν φυσικῶς πως ἀγόμενοι, μὰ Δί᾽, οὐ τὰ μικρὰ ῥεῖθρα θαυμάζομεν, εἰ καὶ διαυγῆ καὶ χρήσιμα, ἀλλὰ τὸν Νεῖλον, καὶ Ιστρον, ἢ Ῥῆνον, πολὺ δ᾽ ἔτι μᾶλλον τὸν Ὠκεανόν· οὐδέ γε τὸ ὑφ᾽ ἡμῶν τουτὶ φλογίον ἀνακαιόμενον, ἐπεὶ καθαρὸν σώζει τὸ φέγγος, ἐκπληττόμεθα τῶν οὐρανίων μᾶλλον, καίτοι πολλάκις ἐπισκοτουμένων· οὐδὲ τῶν τῆς Αἴτνης κρατήρων ἀξιοθαυμαστότερον νομίζομεν, ἧς αἱ ἀναχοαὶ πέτρους τε ἐκ βυθοῦ καὶ ὅλους ὄχθους ἀναφέρουσι, καὶ ποταμοὺς ἐνίοτε τοῦ γηγενοῦς ἐκείνου καὶ αὐτοῦ μόνου προχέουσι πυρός. Ἀλλ᾽ ἐπὶ τῶν τοιούτων ἁπάντων ἐκεῖν᾽ ἂν εἴποιμεν, ὡς εὐπόριστον μὲν ἀνθρώποις τὸ χρειῶδες ἢ καὶ ἀναγκαῖον, θαυμαστὸν δ᾽ ὅμως ἀεὶ τὸ παράδοξον.

* * *

§ XLIV.

[1] Ἐκεῖνο μέντοι λοιπὸν, ἕνεκα τῆς σῆς χρηστομαθείας, οὐκ ὀκνήσομεν ἐπιπροσθεῖναι, καὶ διασαφῆσαι, Τερεντιανὲ φίλτατε, ὅπερ ἐζήτησέ τις τῶν φιλοσόφων προσέναγχος, Θαῦμά μ᾽ ἔχει, λέγων, [2] ὡς ἀμέλει καὶ ἑτέρους πολλοὺς, πῶς ποτε κατὰ τὸν ἡμέτερον αἰῶνα πιθαναὶ μὲν ἐπ᾽ ἄκρον καὶ πολιτικαὶ, δριμεῖαί τε καὶ ἐντρεχεῖς, καὶ μάλιστα πρὸς ἡδονὰς λόγων εὔφοροι, ὑψηλαὶ

δὲ λίαν καὶ ὑπερμεγέθεις, πλὴν εἰ μή τι σπάνιον, οὐκέτι γίνονται φύσεις· τοσαύτη λόγων [1] κοσμική τις ἐπέχει τὸν βίον ἀφορία. Η, νὴ Δί᾽, ἔφη, πιστευτέον ἐκείνῳ τῷ θρυλλουμένῳ, ὡς ἡ δημοκρατία τῶν μεγάλων ἀγαθὴ τιθηνὸς, ᾗ μόνῃ σχεδὸν καὶ συνήκμασαν οἱ περὶ λόγυς δεινοὶ καὶ συναπέθανον; [2] Θρέψαι τε γὰρ, φησὶν, ἱκανὴ τὰ φρονήματα τῶν μεγαλοφρόνων ἡ ἐλευθερία, καὶ ἐφελκύσαι καὶ ἅμα διαθεῖν τὸ πρόθυμον τῆς πρὸς ἀλλήλους ἔριδος καὶ τῆς περὶ τὰ πρωτεῖα φιλοτιμίας. Ἔτι γε μὴν διὰ τὰ προκείμενα ἐν ταῖς πολιτείαις ἔπαθλα ἑκάστοτε τὰ ψυχικὰ προτερήματα τῶν ῥητόρων μελετώμενα ἀκονᾶται, καὶ οἷον ἐκτρίβεται, καὶ τοῖς πράγμασι κατὰ τὸ εἰκὸς ἐλεύθερα συνεκλάμπει. Οἱ δὲ νῦν ἐοίκαμεν, ἔφη, [3] παιδομαθεῖς εἶναι δουλείας δικαίας, τοῖς αὐτῆς ἔθεσι καὶ ἐπιτηδεύμασιν ἐξ ἁπαλῶν ἔτι φρονημάτων μονονοὺκ ἐνεσπαργανωμένοι, καὶ ἄγευστοι καλλίστε καὶ γονιμωτάτου λόγων νάματος, τὴν ἐλευθερίαν, ἔφη, λέγω· [4] διόπερ οὐδὲν ὅτι μὴ κόλακες ἐκβαίνομεν μεγαλοφυεῖς. Διὰ τοῦτο τὰς μὲν ἄλλας ἕξεις καὶ εἰς οἰκέτας πίπτειν ἔφασκεν, δοῦλον δὲ μηδένα γίνεσθαι ῥήτορα· εὐθὺς γὰρ ἀναζεῖ τὸ ἀπαῤῥησίαςον, [5] καὶ οἷον ἔμφρουρον, ὑπὸ συνηθείας ἀεὶ [6] κεκονδυλισμένον. [7] "Ἥμισυ γάρ τ᾽ ἀρετῆς," κατὰ τὸν Ὅμηρον, "ἀποαίνυται——δούλιον ἦμαρ." Ὥσπερ οὖν (εἴ γε, φησὶ, τῦτο πιστόν ἐστι) ἀκύω τὰ γλωττόκομα, ἐν οἷς οἱ [8] Πυγμαῖοι καλούμενοι τρέφονται, οὐ μόνον κωλύειν τῶν ἐγκεκλεισμένων τὰς αὐξήσεις, ἀλλὰ καὶ συνάγειν διὰ τὸν περικείμενον τοῖς σώμασι δεσμόν· οὕτως ἅπασαν δουλείαν, κἂν ᾖ δικαιοτάτη, ψυχῆς γλωττόκομον καὶ κοινὸν δή τις ἀποφήναιτο δεσμωτήριον.

Ἐγὼ μέντοι γε ὑπολαμβάνων, Ῥᾴδιον, ἔφην, ὦ βέλτιστε, καὶ ἴδιον ἀνθρώπου, τὸ καταμέμφεσθαι ἀεὶ τὰ παρόντα. Ὅρα δὲ, μήποτε καὶ ἡ τῆς οἰκουμένης εἰρήνη

διαφθείρει τὰς μεγάλας φύσεις· πολὺ δὲ μᾶλλον ὁ κατέχων ἡμῶν τὰς ἐπιθυμίας ἀπεριόριστος οὑτοσὶ πόλεμος, καὶ, νὴ Δία, πρὸς τούτοις, τὰ φρουροῦντα τὸν νῦν βίον, καὶ κατ᾽ ἄκρας [1] ἄγοντα καὶ φέροντα, ταυτὶ πάθη. Ἡ γὰρ φιλοχρηματία, πρὸς ἣν ἅπαντες ἀπλήστως ἤδη νοσοῦμεν, καὶ ἡ φιληδονία δουλαγωγοῦσι, μᾶλλον δὲ (ὡς ἂν εἴποι τις) [2] καταβυθίζουσιν αὐτάνδρους ἤδη τοὺς βίους· φιλαργυρία μὲν νόσημα μικροποιὸν, φιληδονία δ᾽ ἀγεννέστατον. Οὐ δὴ ἔχω λογιζόμενος εὑρεῖν, ὡς οἷόν τε, πλοῦτον ἀόριστον ἐκτιμήσαντας, τὸ δ᾽ ἀληθέστερον εἰπεῖν, ἐκθειάσαντας, τὰ συμφυῆ τούτῳ κακὰ εἰς τὰς ψυχὰς ἡμῶν ἐπεισιόντα μὴ παραδέχεσθαι. Ἀκολουθεῖ γὰρ τῷ ἀμέτρῳ πλούτῳ καὶ ἀκολάστῳ συνημμένη καὶ ἴσα (φασὶ) βαίνουσα πολυτέλεια, ἀνοίγοντος ἐκείνου τῶν πόλεων καὶ οἴκων τὰς εἰσόδους, εἰς ἃς ἐμβαίνει, καὶ συνοικίζεται. Χρονίσαντα δὲ ταῦτα ἐν τοῖς βίοις, νεοττοποιεῖται, (κατὰ τοὺς σοφοὺς.) καὶ ταχέως γενόμενα περὶ τεκνοποιΐαν, ἀλαζόνειάν τε γεννῶσι καὶ τῦφον καὶ τρυφὴν, οὐ νόθα ἑαυτῶν γεννήματα, ἀλλὰ καὶ πάνυ γνήσια. Ἐὰν δὲ καὶ τούτους τις τοῦ πλούτου τοὺς ἐκγόνους εἰς ἡλικίαν ἐλθεῖν ἐάσῃ, ταχέως δεσπότας ταῖς ψυχαῖς ἐντίκτουσιν ἀπαραιτήτους, ὕβριν καὶ παρανομίαν καὶ ἀναισχυντίαν. Ταῦτα γὰρ οὕτως ἀνάγκη γίνεσθαι, καὶ μηκέτι τοὺς ἀνθρώπους ἀναβλέπειν, μηδὲ πέρα φήμης εἶναί τινα λόγον· ἀλλὰ τοιούτων ἐν κύκλῳ τελεσιουργεῖσθαι κατ᾽ ὀλίγον τῶν βίων τὴν διαφθορὰν, φθίνειν δὲ καὶ καταμαραίνεσθαι τὰ ψυχικὰ μεγέθη, καὶ ἄζηλα γίνεσθαι, ἡνίκα τὰ θνητὰ ἑαυτῶν μέρη καὶ ἀνόητα ἐκθαυμάζοιεν, παρέντες αὔξειν τ᾽ ἀθάνατα. [3] Οὐ γὰρ ἐπὶ κρίσει μέν τις δεκασθεὶς οὐκ ἂν ἔτι τῶν δικαίων καὶ καλῶν ἐλεύθερος καὶ ὑγιὴς ἂν κριτὴς γένοιτο· ἀνάγκη γὰρ τῷ δωροδόκῳ [4] τὰ οἰκεῖα μὲν φαίνεσθαι καλὰ καὶ δίκαια. Ὅπου δὲ ἡμῶν ἑκάστου τοὺς ὅλους ἤδη

βίους δεκασμοὶ βραβεύουσι, καὶ ἀλλοτρίων θῆραι θανάτων, καὶ ἐνέδραι διαθηκῶν, τὸ δ' ἐκ τοῦ παντὸς κερδαίνειν ὠνούμεθα τῆς ψυχῆς, [1] ἕκαστος πρὸς τῆς [ἑαυτοῦ ἡδονῆς] ἠνδραποδισμένοι, ἆρα δὴ ἐν τῇ τοσαύτῃ λοιμικῇ τοῦ βίου διαφθορᾷ δοκοῦμεν ἔτι ἐλεύθερόν τινα κριτὴν τῶν μεγάλων, ἢ διηκόντων πρὸς τὸν αἰῶνα, [2] κἀδέκαστον ἀπολελεῖφθαι, καὶ μὴ καταρχαιρεσιάζεσθαι πρὸς τῆς τοῦ πλεονεκτεῖν ἐπιθυμίας; Ἀλλὰ μήποτε τοῖς τοιούτοις, οἷοί περ ἐσμὲν ἡμεῖς, ἄμεινον ἄρχεσθαι, ἢ ἐλευθέροις εἶναι· ἐπείτοι γε ἀφεθεῖσαι τὸ σύνολον, ὡς ἐξ εἱρκτῆς ἄφετοι, κατὰ τῶν πλησίον αἱ πλεονεξίαι κἂν ἐπικλύσειαν τοῖς κακοῖς τὴν οἰκουμένην. Ὅλως δὲ δαπανὸν ἔφην εἶναι τῶν νῦν γεννωμένων φύσεων τὴν ῥᾳθυμίαν, ᾗ, πλὴν ὀλίγων, πάντες ἐγκαταβιοῦμεν, οὐκ ἄλλως πονοῦντες ἢ ἀναλαμβάνοντες, εἰ μὴ ἐπαίνου καὶ ἡδονῆς ἕνεκα, [3] ἀλλὰ μὴ τῆς ζήλου καὶ τιμῆς ἀξίας ποτὲ ὠφελείας. * * *

FINIS

EXCERPTORUM CRITICORUM.

ANALECTA GRAECA MAJORA.

TOMI PRIORIS

PARS QUINTA.

EXCERPTA MISCELLANEA.

I.

[1]Ex THEOPHRASTO.

Quis Aristotele nervosior? Theophrasto dulcior?

Cicero in Bruto.

[2]ΘΕΟΦΡΑΣΤΟΥ

ΗΘΙΚΟΙ ΧΑΡΑΚΤΗΡΕΣ.

[Ad Edit. Joh. Frid. Fischeri. Coburg. 1763. in 8vo.]

ΠΡΟΟΙΜΙΟΝ.

ΗΔΗ μὲν καὶ πρότερον πολλάκις [3]ἐπιστήσας τὴν διάνοιαν, ἐθαύμασα, ἴσως δὲ οὐδὲ παύσομαι θαυμάζων, [4]τί [γὰρ] δήποτε τῆς Ἑλλάδος ὑπὸ τὸν αὐτὸν ἀέρα κειμένης, καὶ πάντων τῶν Ἑλλήνων ὁμοίως παιδευομένων, συμβέβηκεν ἡμῖν οὐ [5]τὴν αὐτὴν τάξιν τῶν τρόπων ἔχειν. Ἐγὼ γάρ, ὦ Πολύκλεις, συνθεωρήσας ἐκ πολλοῦ χρόνου τὴν ἀνθρωπίνην φύσιν, καὶ βεβιωκὼς ἔτη ἐννενήκοντα ἐννέα, ἔτι δὲ ὡμιληκὼς πολλαῖς τε καὶ παντοδαπαῖς φύσεσι, καὶ παρατεθεαμένος ἐξ ἀκριβείας πολλῆς τούς τε ἀγαθοὺς τῶν ἀνθρώπων καὶ τοὺς φαύλους ὑπέ-

λαβον δεῖν συγγράψαι, ἃ ἑκάτεροι αὐτῶν ἐπιτηδεύουσιν ἐν τῷ βίῳ. [1] Ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε τυγχάνει γένη τρόπων τούτοις προσκείμενα, καὶ ὃν τρόπον τῇ οἰκονομίᾳ χρῶνται. Ὑπολαμβάνω γάρ, ὦ Πολύκλεις, τοὺς υἱεῖς ἡμῶν βελτίους ἔσεσθαι, καταλειφθέντων αὐτοῖς ὑπομνημάτων τοιούτων· οἷς παραδείγμασι χρώμενοι, αἱρήσονται τοῖς εὐσχημονεστάτοις συνεῖναί τε καὶ ὁμιλεῖν, ὅπως μὴ καταδεέστεροι ὦσιν αὐτῶν. Τρέψομαι δὲ ἤδη ἐπὶ τὸν λόγον· σὸν δὲ παρακολουθῆσαί τε, καὶ εἰδῆσαι, εἰ ὀρθῶς λέγω. Πρῶτον μὲν οὖν [2] ποιήσομαι τὸν λόγον [3] ἀπὸ τῶν τὴν εἰρωνείαν ἐζηλωκότων, ἀφεὶς τὸ προοιμιάζεσθαι, και πολλὰ περὶ τοῦ πράγματος λέγειν. Καὶ ἄρξομαι πρῶτον ἀπὸ τῆς εἰρωνείας, καὶ ὁριοῦμαι αὐτήν· εἶθ' οὕτως τὸν εἴρωνα διέξειμι, ποῖός τις ἐστὶ, [4] καὶ εἰς τίνα τρόπον κατενήνεκται· καὶ [5] τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπεθέμην, πειράσομαι κατὰ γένος φανερὰ καταστῆσαι.

α. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.

Ἡ μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, [6] ὡς τύπῳ λαβεῖν, [7] προσποίησις ἐπὶ χεῖρον πράξεων καὶ λόγων· ὁ δὲ εἴρων [8] τοιοῦτός τις, οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν· καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις· καὶ συγγνώμην δὲ ἔχειν τοῖς κακῶς αὐτὸν λέγουσι, καὶ ἐπὶ τοῖς καθ' ἑαυτοῦ λεγομένοις· καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πρᾴως διαλέγεσθαι· [9] καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις προστάξαι ἐπανελθεῖν· [10] καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι, καὶ ὀψὲ γενέσθαι αὐτὸν, καὶ μαλακισθῆναι· καὶ μηδὲν

ἃν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι· καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας,—ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν, φήσει πωλεῖν· καὶ ἀκούσας τι, [1] δόξει μὴ προσποιεῖσθαι· καὶ ἰδὼν, φήσει μὴ ἑωρακέναι· καὶ ὁμολογήσας, μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψεσθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δὲ ἤδη ποτὲ καὶ αὐτὸς οὕτω διαλογίσασθαι. Καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι, Οὐ πιστεύω, Οὐχ ὑπολαμβάνω, Ἐκπλήττομαι· καὶ λέγει ἑαυτὸν ἕτερον γεγονέναι· καὶ μήν; [2] Οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει· παράδοξόν μοι τὸ πρᾶγμα, ἄλλῳ τινὶ λέγε· ὅπως δέ σοι ἀπιστήσω, ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι. Ἀλλ' ὅρα μὴ σὺ θᾶττον πιστεύῃς τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας· οὗ χεῖρόν ἐστιν εὑρεῖν οὐδέν· τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλ' ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ, ἢ τοὺς ἔχεις.

β'. ΠΕΡΙ ΚΟΛΑΚΕΙΑΣ.

Τὴν δὲ κολακείαν ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι· τὸν δὲ κόλακα τοιοῦτόν τινα, ὥστε πορευόμενον ἅμα εἰπεῖν, Ἐνθυμῇ, ὡς ἀποβλέπουσι πρὸς σὲ οἱ ἄνθρωποι; τοῦτο οὐθενὶ τῶν ἐν τῇ πόλει γίνεται, πλὴν σοί· ηὐδοκίμεις χθὲς ἐν τῇ στοᾷ· πλειόνων γὰρ ἢ τριάκοντα ἀνθρώπων καθημένων, καὶ ἐμπεσόντος λόγου, τίς εἴη βέλτιστος, [3] ἀπ' αὐτοῦ ἀρξαμένους πάντας, ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι· καὶ ἄλλα τοιαῦτα λέγειν. Ἀπὸ τοῦ ἱματίου [4] ἀφελεῖν κροκίδα· καὶ ἐάν τι πρὸς τὸ τρίχωμα τῆς κεφαλῆς ἀπὸ πνεύματος προσενεχθῇ ἄχυρον, καρφολογῆσαι· καὶ ἐπι-

γελάσαι δὲ εἰπεῖν, Ὁρᾷς; ὅτι δυεῖν σοι ἡμερῶν οὐκ ἐντετύχηκα, [1] πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν· καίπερ, εἴ τις καὶ ἄλλος, ἔχεις πρὸς τὰ ἔτη μέλαιναν τὴν τρίχα. Καὶ λέγοντος δὲ αὐτοῦ τι, τοὺς ἄλλους σιωπᾷν κελεῦσαι, καὶ ἐπαινέσαι δὲ ἀκούοντος· καὶ ἐπισημήνασθαι δὲ, εἰ παύσεται, Ὀρθῶς. [2] Καὶ σκώψαντι πικρῶς ἐπιγελάσαι, τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα, ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα· καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν Αὐτὸς παρέλθῃ. Καὶ τοῖς παιδίοις μῆλα καὶ ἄπια πριάμενος, εἰσενέγκας δοῦναι, ὁρῶντος αὐτοῦ· καὶ φιλήσας δὲ εἰπεῖν, Χρηστοῦ πατρὸς νεόττια! Καὶ συνωνούμενος δὲ κρηπῖδας, τὸν πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος· καὶ πορευομένου πρός τινα τῶν φίλων, προδραμὼν εἰπεῖν, ὅτι Πρός σε ἔρχεται· καὶ ἀναστρέψας, ὅτι Προσήγγελκα. [3] Ἀμέλει δὲ καὶ τὰ ἐκ γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς ἀπνευστί. Καὶ τῶν ἑστιωμένων πρῶτος ἐπαινέσαι τὸν οἶνον· [4] καὶ παραμένων εἰπεῖν, Ὡς μαλακῶς ἐσθίεις! καὶ ἄρας τι τῶν ἐπὶ τῆς τραπέζης, φῆσαι, Τουτὶ ἄρα ὡς χρηστόν ἐστι! καὶ ἐρωτῆσαι, μὴ ῥιγοῖ, καὶ εἰ ἐπιβαλέσθαι βούλεται, καὶ ἔτι ταῦτα λέγων περιστεῖλαι αὐτόν· καὶ μὴν πρὸς τὸ οὖς προσπίπτων ψιθυρίζειν· καὶ εἰς ἐκεῖνον ἀποβλέπων, τοῖς ἄλλοις λαλεῖν. [5] Καὶ τοῦ παιδὸς ἐν τῷ θεάτρῳ ἀφελόμενος τὰ προσκεφάλαια, αὐτὸς ὑποστρῶσαι. Καὶ τὴν οἰκίαν φῆσαι εὖ ἠρχιτεκτονῆσθαι, καὶ τὸν ἀγρὸν εὖ πεφυτεῦσθαι, καὶ τὴν εἰκόνα ὁμοίαν εἶναι. Καὶ τὸ κεφάλαιον, τὸν κόλακά ἐστι θεάσασθαι πάντα καὶ λέγοντα καὶ πράττοντα, οἷς χαριεῖσθαι ὑπολαμβάνει.

γ'. [1] ΠΕΡΙ ΑΔΟΛΕΣΧΙΑΣ.

Ἡ δὲ ἀδολεσχία ἐστὶ μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων· ὁ δὲ ἀδολέσχης τοιοῦτός ἐστιν, οἷος, ὃν μὴ γινώσκει, τούτῳ παρακαθεζόμενος πλησίον, πρῶτον μὲν τῆς ἑαυτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον· εἶτα, ὃ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι· εἶθ᾽ ὧν εἶχεν ἐπὶ τῷ δείπνῳ τὰ καθέκαστα διεξελθεῖν. Εἶτα δὴ, προχωροῦντος τοῦ πράγματος, λέγειν ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων· καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ· καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι· καὶ τὴν θάλατταν [2] ἐκ Διονυσίων πλώϊμον εἶναι· καὶ, εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι· καὶ ὅτι ἀγρὸν εἰς [3] νέωτα γεωργήσει· καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν· καὶ ὡς Δάμιππος Μυστηρίοις [4] μεγίστην δᾷδα ἔστησε· καὶ πόσοι εἰσὶ κίονες τοῦ [5] Ὠιδείου· καὶ, Χθὲς ἤμεσα· καὶ, Τίς ἐστιν ἡμέρα σήμερον; καὶ, ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ [6] Μυστήρια, Πυανεψιῶνος δὲ Ἀπατούρια, Ποσειδεῶνος δὲ τὰ κατ᾽ ἀγροὺς Διονύσια. Κἂν ὑπομένῃ τις αὐτὸν, μὴ ἀφίστασθαι· [7] παρασείσαντα δὲ χρὴ τὺς τοιούτους τῶν ἀνθρώπων (φεύγειν) καὶ [8] διαράμενον ἀπαλλάττεσθαι, ὅστις ἀπύρετος βούλεται εἶναι· [9] ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν, μήτε σπουδὴν, διαγινώσκουσιν.

* * *

ιβ'. [10] ΠΕΡΙ ΑΚΑΙΡΙΑΣ.

Ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἐπίτευξις λυποῦσα τοὺς ἐντυγχάνοντας· ὁ δὲ ἄκαιρος τοιοῦτός τις, οἷος ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι· καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην

κωμάζειν πυρέττουσαν· καὶ [1] δίκην ὠφληκότα ἐγγύης προσελθὼν, κελεῦσαι αὐτὸν ἀναδέξασθαι· καὶ μαρτυρήσων παρεῖναι, τοῦ πράγματος ἤδη κεκριμένου· καὶ κεκλημένος εἰς γάμους, τοῦ γυναικείου γένους κατηγορεῖν· καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντας ἄρτι παρακαλεῖν εἰς περίπατον. [2] Δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι. Καὶ ἀκηκοότας καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων· καὶ πρόθυμος δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι· καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόμον ἀπαιτήσων· καὶ μαστιγουμένου οἰκέτου, παρεστὼς διηγεῖσθαι, ὅτι καὶ αὐτοῦ ποτε παῖς οὕτω πληγὰς λαβὼν ἀπήγξατο· [3] καὶ παρὼν διαίτῃ, συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι· καὶ ὀρχησόμενος ἅψασθαι ἑταίρου μηδέπω μεθύοντος.

* * *

ιϛ΄. [4] ΠΕΡΙ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ.

[5] Ἀμέλει ἡ δεισιδαιμονία δόξειεν εἶναι δειλία πρὸς τὸ δαιμόνιον· ὁ δὲ δεισιδαίμων τοιοῦτός τις, οἷος ἀπονιψάμενος τὰς χεῖρας, καὶ [6] περιῤῥανάμενος ἀπὸ ἱεροῦ, δάφνης εἰς τὸ στόμα λαβὼν, οὕτω τὴν ἡμέραν περιπατεῖν· καὶ τὴν ὁδὸν ἐὰν παραδράμῃ γαλῆ, μὴ πρότερον πορευθῆναι, ἕως διεξέλθῃ τις, ἢ λίθους τρεῖς ὑπὲρ τῆς ὁδοῦ διαβάλῃ· καὶ ἐὰν ἴδῃ ὄφιν ἐν τῇ οἰκίᾳ, ἱερὸν ἐνταῦθα ἱδρύσασθαι· καὶ τῶν [7] λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις παριὼν ἐκ τῆς ληκύθου ἔλαιον καταχεῖν, καὶ ἐπὶ γόνατα πεσὼν καὶ προσκυνήσας ἀπαλλάττεσθαι· καὶ ἐὰν μῦς θύλακον ἀλφίτων διαφάγῃ, πρὸς τὸν ἐξηγητὴν ἐλθὼν ἐρωτᾷν, τί χρὴ ποιεῖν; καὶ ἐὰν ἀποκρίνηται αὐτῷ ἐκδοῦναι τῷ σκυτοδέψῃ ἐπιῤῥάψαι, μὴ προσέχων τούτοις; ἀλλ' ἀποτραπεὶς, [8] ἐκδύσασθαι· καὶ πυκνὰ δὲ τὴν

οἰκίαν καθᾶραι·—καὶ οὔτε μνήματι ἐπιβῆναι, οὔτε ἐπὶ νεκρὸν ἐλθεῖν, οὔτε ἐπὶ [1] λεχώ· καὶ ὅταν ἐνύπνιον ἴδῃ, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους, ἐρωτήσων τίνι θεῷ ἢ θεᾷ προσεύχεσθαι δεῖ· καὶ [2] τελεσθησόμενος, πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικός· ἐὰν δὲ μὴ σχολάζῃ γυνή, μετὰ τῆς τίτθης καὶ τῶν παιδίων· καὶ ἐπὶ ταῖς τριόδοις ἀπελθὼν κατὰ κεφαλῆς λούσασθαι· [3] καὶ ἱερείας καλέσας, σκίλλῃ ἢ σκύλακι κελεῦσαι αὐτὸν περικαθᾶραι. Μαινόμενόν τε ἰδὼν ἢ ἐπίληπτον, φρίξας [4] εἰς κόλπον πτύσαι.

* * *

κά. [5] ΠΕΡΙ ΜΙΚΡΟΦΙΛΟΤΙΜΙΑΣ.

Ἡ δὲ μικροφιλοτιμία δόξειεν εἶναι ὄρεξις τιμῆς ἀνελεύθερος· ὁ δὲ μικροφιλότιμος τοιοῦτός τις, οἷος σπουδάσαι, ἐπὶ δεῖπνον κληθείς, παρ᾽ αὐτὸν τὸν καλέσαντα κατακείμενος δειπνῆσαι· [6] καὶ τὸν υἱὸν ἀποκεῖραι ἀπαγαγὼν εἰς Δελφούς· καὶ ἐπιμεληθῆναι δὲ ὅπως αὐτῷ ὁ ἀκόλουθος Αἰθίοψ ἔσται· [7] καὶ ἀποδοὺς μνᾶν ἀργυρίου, καινὸν ποιῆσαι ἀποδοῦναι· καὶ βοῦν θύσας, [8] τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς εἰσόδου προσπατταλεῦσαι, στέμμασι μεγάλοις περιδήσας, ὅπως οἱ εἰσιόντες ἴδωσιν, ὅτι βοῦν ἔθυσε· καὶ πομπεύσας δὲ μετὰ τῶν ἱππέων, τὰ μὲν ἄλλα πάντα ἀποδοῦναι τῷ παιδὶ ἀπενεγκεῖν οἴκαδε, ἀναβαλόμενος δὲ [9] θοἰμάτιον ἐν ταῖς μύωψι κατὰ τὴν ἀγορὰν περιπατεῖν· καὶ κυναρίου δὲ τελευτήσαντος, αὐτῷ μνῆμα καὶ στηλίδιον ποιήσας, ἐπιγράψαι, [10] ΚΛΑΔΟΣ ΜΕΛΙΤΑΙΟΣ· καὶ [11] ἀναθεὶς δακτύλιον χαλκοῦν ἐν τῷ Ἀσκληπιείῳ, τοῦτον ἐκτρίβειν στεφανῶν, καὶ ἀλείφειν ὁσημέραι. Ἀμέλει δὲ καὶ [12] συνδιοικήσασθαι παρὰ τῶν πρυτάνεων,

ὅπως ἀπαγγείλῃ τῷ δήμῳ τὰ ἱερά· καὶ παρεσκευασμένος λαμπρὸν ἱμάτιον, καὶ ἐστεφανωμένος, παρελθὼν εἰπεῖν· Ὦ ἄνδρες Ἀθηναῖοι, ἐθύομεν οἱ πρυτάνεις τὰ ἱερὰ τῇ μητρὶ τῶν θεῶν ἄξια καὶ καλὰ, καὶ ὑμεῖς ἐκδέχεσθε τὰ ἀγαθά· καὶ ταῦτα ἀπαγγείλας, ἀπιὼν διηγήσασθαι οἴκαδε τῇ ἑαυτοῦ γυναικὶ, [1] ὡς καθ' ὑπερβολὴν εὐημερεῖ.

II.

[1] Ex POLYAENO.

[Ad Edit. Pancrat. Maasvicii. Lugd. Bat. 1690. 8vo.]

POLYAENUS, scriptor antiquus, elegans, acutus, eruditus.
Is. Casaubonus ad Phil. Morn.

---

[2] *ΕΚ ΤΩΝ*

ΠΟΛΥΑΙΝΟΥ

ΠΕΡΙ

ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ

ΚΕΦ. α.

ΠΑΝ.

ΔΙΟΝΥΣΟΥ στρατηγὸς ἦν ὁ Πάν. Οὗτος πρῶτος τάξιν εὗρεν, ὠνόμασε φάλαγγα, κέρας ἔταξε δεξιὸν καὶ λαιόν· [3] ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δημιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. [4] Ἦν γὰρ Διονύσῳ, ἐν κοίλῃ νάπῃ, ἤγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολεμίων ἐπὲ κεῖνα στρατοπεδεύειν· ἔδεισεν ὁ Διόνυσος· οὐ μὴν ὅ γε

Πάν· ἀλλὰ ἐσήμαινε νύκτωρ τῇ Διονυσιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. Οἱ μὲν ἠλάλαξαν· ἀντήχησαν δὲ αἱ πέτραι, καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνεποίησεν· οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. Τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες, τὴν Ηχὼ τῷ Πανὶ φίλην ᾄδομεν· καὶ τοὺς κενοὺς καὶ νυκτερινοὺς τῶν στρατευμάτων φόβους [1] Πανὶ κληΐζομεν.

ΚΕΦ. β'.

ΘΕΜΙΣΤΟΚΛΗΣ.

Οἱ Ἕλληνες, νικήσαντες ἐν Σαλαμῖνι, βουλεύονται πλεῖν ἐφ' Ἑλλήσποντον, καὶ τὸ ζεῦγμα λύειν, ἵνα [2] βασιλεὺς μὴ φύγῃ. Θεμιστοκλῆς ἀντιβουλεύεται, λέγων "Βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα. Πολλάκις "δὲ ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία." Πέμπει δὲ πάλιν ὡς βασιλέα εὐνοῦχον [3] ἄλλον Ἀρσάκην, οὑτωσὶ προσαγορεύοντα· Εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. Βασιλεὺς ἔδεισε, καὶ φθάσας τὸ Ἑλληνικὸν, διέβη τὸ ζεῦγμα, καὶ φυγὼν ᾤχετο. Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.

ΚΕΦ. γ.

Ἀθηναῖοι τὰ τείχη τοῦ Ἄστεος ἤγειρον· Λάκωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς ὁ Θεμιστοκλῆς· ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν οὗτος. Ἀφίκετο εἰς Λακεδαίμονα πρεσβευτὴς, καὶ [4] ἦν πρὸς τοὺς Λάκωνας ἔξαρνος, ἦ μὴν οὐκ ἐγείρεσθαι τὸ τεῖχος. "Εἰ δὲ ἀπιστεῖτε, ἔφη, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους, ἐμὲ κατασχόντες." Οἱ μὲν ἔπεμψαν. Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθη-

ναίοις κατέχειν τοὺς κατασκόπους, ἔστ' ἂν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δ' ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. Καὶ ταῦτα οὕτως ἐγένετο. Ἠγέρθη τὸ τεῖχος, καὶ ἐπανῆλθε Θεμιστοκλῆς, ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτειχίσθησαν Ἀθῆναι, Λακεδαιμονίων ἀκόντων.

ΚΕΦ. δ'.

ΑΡΙΣΤΕΙΔΗΣ.

Ἀριστείδης καὶ Θεμιστοκλῆς, ἐχθρότατοι πάντων ὄντες, [1] διεπολιτεύοντο. Τοῦ δὲ Πέρσου διαβάντος, ἀλλήλων λαβόμενοι, τῆς πόλεως ἔξω προελθόντες, ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες, συνηγμένων τῶν δακτύλων, ἐπεφώνουν· "Τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, "ἕως ἂν πρὸς τὸν Πέρσην διαπολεμήσωμεν." Ταῦτ' εἰπόντες, αἴροντες τὰς χεῖρας, διαλελυμένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον, ἐπανῆλθον, καὶ διετέλεσαν παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. Ἡ δὲ τῶν στρατηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν.

ΚΕΦ. ε'.

ΑΓΗΣΙΛΑΟΣ.

Ἀγησίλαος εἰς Ἀσίαν ὅτε διέβη, [2] καὶ τὴν Βασιλέως ἐλυμαίνετο, Τισσαφέρνης ἀνοχὰς συνέθετο. Αἱ δὲ ἀνοχαὶ, τρεῖς μῆνες, [3] ἐφ' ᾧ τε βασιλέα πεῖσαι, ὅσαι πόλεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι. Οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρσης πολλὴν

χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. Ὀῤῥωδία καὶ φόβος. Ἀγησίλαος δὲ φαιδρὸς τὴν ὄψιν, μάλα δὴ γανύμενος ἐστρατήγησε, λέγων· "Χάριν οἶδα Τισσαφέρνῃ "τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους τοὺς Θεοὺς "ἐποίησεν, ἡμῖν δὲ συμμάχους. Ἴωμεν δὴ θαῤῥοῦντες, "ὡς μαχούμενοι μετὰ τηλικούτων συμμάχων." Ἀνεθάῤῥησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρατηγοῦ, καὶ συμβαλόντες τοὺς βαρβάρους ἐνίκησαν.

ΚΕΦ. ϛʹ.

ΕΠΑΜΙΝΩΝΔΑΣ.

Ἐπαμινώνδας ἐν Λεύκτροις προσῆγεν ἤδη τὴν φάλαγγα· Θεσπιεῖς ἐθελοκακοῦντες εἵποντο· οὐκ ἠγνόησεν Ἐπαμινώνδας· ἀλλὰ ὅπως μὴ ταράττοιτο ἡ τάξις ἐν τῷ καιρῷ τῆς μάχης, ἐκήρυξε· "Βοιωτῶν ἀπιέναι τοῖς βουλομένοις ἐξέστω." Θεσπιεῖς μὲν αὐτοῖς ὅπλοις ἀπηλλάσσοντο· Ἐπαμινώνδας δὲ, τοῖς μείνασιν ὁπλίταις συντεταγμένοις καὶ προθύμοις χρησάμενος, εὐκλεῶς ἐνίκησεν.

ΚΕΦ. ζʹ.

Ἐπαμινώνδας προτρέπων Θηβαίους προθύμως ὁρμῆσαι ἐπὶ Λακεδαιμονίους, μέγιστον ἔχιν συλλαβὼν, ἔδειξεν αὐτοῖς, καὶ πάντων ἐναντίον τὴν κεφαλὴν τοῦ θηρίου συντρίψας· "Ὁρᾶτε, ἔφη, ὅτι τὸ λοιπὸν σῶμα ἄχρηστον, "τῆς κεφαλῆς οἰχομένης· οὕτω δὴ αἱ τῶν πολεμίων κε"φαλαί· ἥν τε τὸ Λακωνικὸν τοῦτο συντρίψωμεν, τὸ λοι"πὸν σῶμα τῶν συμμάχων ἄχρηστον." Τούτῳ τῷ παραδείγματι Θηβαῖοι πεισθέντες, ὁρμήσαντες προθύμως ἐπὶ

τὴν φάλαγγα τὴν Λακωνικὴν, ἐτρέψαντο, καὶ τὸ πλῆθος τῶν συμμάχων ἔφυγεν.

ΚΕΦ. η΄.

ΙΦΙΚΡΑΤΗΣ.

Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φάλαγγα. Τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ, καὶ δειλοὶ, καὶ ὠχριῶντες εἵποντο. Τούτους ἰδὼν Ἰφικράτης, κατὰ βραχὺ προελθὼν, ἐκήρυξε· "Τῆς στρατείας ἄφνω γενομένης, εἴ τις "ἀπολέλοιπέ τι, ἀναστρεφέτω, καὶ παρασκευασάμενος "καλῶς, ἐπανηκέτω." Ἥσθησαν οἱ δειλοὶ, καὶ αὐτίκα ἀνέστρεψαν. Ὁ δὲ Ἰφικράτης οὐκ ἀναμείνας, "Νῦν, "ἔφη, ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλλαγμένων, ἡμεῖς "τοῖς πολεμίοις συνάπτωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς "τῆς ἀνδραγαθίας λάβωμεν." Πολλῷ μᾶλλον οἱ στρατιῶται ἐθάῤῥησαν· καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν.

ΚΕΦ. θ΄.

ΤΙΜΟΛΕΩΝ.

Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παραταξομένην Καρχηδονίοις, ἐς τὴν νῆσον διαπεπλευκόσιν. Ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. Οἱ στρατιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρ᾽ αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων, "Καὶ μὴν "μᾶλλον, ἔφη, φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς "γὰρ τὰ Ἴσθμια νικῶντας οἱ Κορίνθιοι στεφάνοις σελίνων

“ στεφανοῦσι.” Ταῦτα εἰπὼν, αὐτός τε ἐκ τῶν σελίνων ἀνεστέψατο, καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ἀνέστεψεν· ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.

ΚΕΦ. ί.

ΖΩΠΥΡΟΣ.

Δαρεῖος, πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ, τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατράπης, ἀκρωτηριάσας τὸ πρόσωπον, ἧκεν αὐτόμολος, ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς, καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν· ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. Καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος, ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· “ Ἀλλ' οὐδὲ “ [1] εἴκοσι Βαβυλῶνας ἔχειν ἐβουλόμην ἂν, ἐφ' ᾧτε ὁρᾷν “ τοιαῦτα παθόντα Ζώπυρον.”

ΚΕΦ. ιά.

ΑΛΕΞΑΝΔΡΟΣ.

Ἀλέξανδρος τὴν ἄνυδρον ὁδεύων, αὐτός τε ὑπὸ δίψους ἐπόνει, καὶ οἱ Μακεδόνες. Οἱ κατάσκοποι τῆς χώρας, ἐν κοίλῃ πέτρᾳ σμικρὸν ὑδάτιον εὑρόντες, τοῦτο βάλλοντες ἐπὶ κράνος Ἀλεξάνδρῳ κομίζουσιν. Ὁ δὲ τῇ στρατιᾷ δείξας, ὡς εὐθυμεῖν χρὴ, φανέντος ὕδατος, αὐτὸς μὴ πιὼν ἐξέχεε τὸ κράνος πάντων ὁρώντων. Οἱ Μακεδόνες ἀλαλάζοντες ἐκέλευον αὐτὸν ἡγεῖσθαι τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν.

ΚΕΦ. ιβ'.

Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν, προσκειμένων πολεμίων. Ὁρῶν δὲ τοὺς στρατιώτας διψῶντας, καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις, μηδὲ τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέλευσεν εἰπεῖν· "Ἀπεχώμεθα τοῦ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ." Οἱ μὲν φοβηθέντες ἀπέσχοντο, καὶ τὴν ὁδὸν ἐτάχυνον. Ἀλέξανδρος δὲ διανύσας, καὶ στρατοπεδεύσας, αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποταμοῦ φανερῶς ἔπιεν. Γελάσαντες οἱ στρατιῶται, καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες, ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες.

ΚΕΦ. ιγ'

ΚΑΜΒΥΣΗΣ.

Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι κρατερῶς ἀνθίσταντο, ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβολὰς, καὶ πολλὰ προσάγοντες μηχανήματα, ἐφίεσαν καταπέλτας [1] ὀξυβελεῖς, πέτρους, καὶ πῦρ. Καμβύσης, ὅσα σέβουσιν Αἰγύπτιοι ζῶα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο, φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζώων. Οὕτω Καμβύσης Πηλούσιον ἑλὼν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.

ΚΕΦ. ιδʹ.

ΞΕΡΞΗΣ.

Ξέρξης ἐν Θερμοπύλαις, διὰ τὴν στενότητα τῶν ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς, Ἐφιάλτου, δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους· οἳ περιελθόντες, κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων, ἀπέκτειναν [1] ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.

ΚΕΦ. ιεʹ.

ΝΟΥΜΑΣ.

Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλόμενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτώμενος ἐπὶ συχνὰς ἡμέρας, ἐπανῄει, παρὰ τῶν Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. Τούτοις ἐπείθοντο Ῥωμαῖοι. Ὅσαι μέχρι νῦν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νουμᾶς, οἷα δὴ νόμους Νυμφῶν, κατεστήσατο.

Δοκεῖν δὲ ἐμοὶ, ζηλωτὴς ἐγένετο [2] Μίνω καὶ Λυκούργου. Καὶ γὰρ οὗτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες, ἢ μαθεῖν φάσκοντες, ἔπειθον αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Λάκωνας.

ΚΕΦ. ιςʹ.

ΜΟΥΚΙΟΣ.

Τυῤῥηνοὶ Ῥωμαίοις ἐπολέμουν. Τυῤῥηνῶν βασιλεὺς ἦν Πορσίνας. Ῥωμαίων ἦρχε Ποπλικόλας, τρίτον ὑπα-

τευων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολέμια, Πορσίναν βουλόμενος ἀνελεῖν, ἐς τὸ Τυῤῥηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆτα ἔχων Τυῤῥηνίδα, καὶ τῇ φωνῇ Τυῤῥηνίζων· καὶ δὴ παρελθὼν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν Πορσίναν οὐκ εἰδὼς ὅστις ἦν, ὃν ᾠήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ, καὶ δὴ τοῦτον ἔκτεινε, σπασάμενος τὸ ξίφος. Συλληφθεὶς ὡμολόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς Θεοῖς. Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν, καὶ τῆς χειρὸς καιομένης, εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. Ὡς δὲ Πορσίνας τὴν ἀρετὴν ὑπερεθαύμαζε· Μούκιος, "Μηδαμῶς, ἔφη, θαυμάσης. Τριακόσιοι Ῥωμαῖοι, τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες, ἐν τῷ στρατοπέδῳ σοῦ πλανῶνται, παραφυλάσσοντες καιρὸν τῆς σῆς ἀναιρέσεως." Πορσίνας πιστεύσας τοῖς λεγομένοις, καὶ φοβηθεὶς, τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο.

ΚΕΦ. ιζʹ.

ΚΑΙΣΑΡ.

Καῖσαρ ἐν Βρεττανίᾳ [1] ποταμὸν μέγαν ἐπεχείρει περαιοῦσθαι. Βασιλεὺς Βρεττανῶν Κασόλαυνος ἀνεῖργε μετὰ πολλῶν ἱππέων καὶ ἁρμάτων. Καίσαρι μέγιστος ἐλέφας εἵπετο, ζῶον Βρεττανοῖς οὐχ ἑωραμένον. Τοῦτον σιδηραῖς φολίσιν ὀχυρώσας, καὶ πύργον ἐπ' αὐτοῦ μέγαν ὑψώσας, καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας, ἐκέλευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν. Βρεττανοὶ δὲ ἐξεπλάγησαν, ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. Περὶ γὰρ τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρ' Ἕλλησιν, ἣν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι. Πυργοφόρον

δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας ἐξαφιέντα, οὐδὲ ἰδεῖν τὴν ὄψιν [1] ὑπέμειναν. Βρεττανοὶ μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον· Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν, ἑνὶ ζώῳ τοὺς πολεμίους φοβήσαντες.

III.

[1] Ex AELIANO.

[AD EDIT. ABR. GRONOVII. L. B. 1731. 2 VOLL. 4to.]

——*Hominémne Romanum tam Graecè loqui!* PLIN. L. IV. EP. 3.

ΕΚ ΤΗΣ

ΑΙΛΙΑΝΟΥ

ΠΟΙΚΙΛΗΣ ἹΣΤΟΡΙΑΣ.

ΚΕΦ. α'.

Περὶ Σωκράτους, ὅτε τὸ κώνειον ἔπιεν

ὉΤΕ ἧκεν [2] ἡ ναῦς ἡ ἐκ Δήλου, καὶ ἔδει Σωκράτην ἀποθνήσκειν, ἀφίκετο εἰς τὸ δεσμωτήριον Ἀπολλόδωρος, ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον, καὶ ἱμάτιον τοιοῦτο· καὶ ἠξίου, ἐνδύντα αὐτὸν τὸν χιτῶνα, καὶ θοἰμάτιον περιβαλλόμενον, εἶτα οὕτω πιεῖν τὸ φάρμακον. ἔλεγε γὰρ αὐτῷ, καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκείσεσθαι σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως. Ταῦτα [3] τὸν Σωκράτην ὁ Ἀπολλόδωρος. Ὁ δὲ οὐκ ἠνέσχετο, ἀλλ' ἔφη [4] πρὸς τοὺς ἀμφὶ τὸν Κρίτωνα, καὶ Σιμμίαν, καὶ Φαίδωνα· "Καὶ πῶς ὑπὲρ ἡμῶν καλῶς

"Ἀπολλόδωρος οὕτω δοξάζει, εἴγε αὐτὸς πεπίστευκεν, ὅτι μετὰ τὴν ἐξ Ἀθηναίων φιλοτησίαν, καὶ τὸ τοῦ φαρμάκου πόμα, ἔτι οὕτως ὄψεται Σωκράτην! Εἰ γὰρ οἴεται [1] τὸν ὀλίγον ὕστερον ἐῤῥιμμένον ἐν ποσὶ καὶ κεισόμενόν γ' Ἐμὲ εἶναι, δῆλός ἐστί με οὐκ εἰδώς."

ΚΕΦ. β'.

Περὶ τῆς τοῦ Αἰνείου εὐσεβείας, καὶ τοῦ τῶν Ἑλλήνων ἐλέους πρὸς τοὺς Τρῶας.

[2] Ὅτε ἑάλω τὸ Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἁλισκομένων τύχας, [3] καὶ πάνυ Ἑλληνικῶς τοῦτο ἐκήρυξαν· Ἕκαστον τῶν ἐλευθέρων ἕν, ὅ τι καὶ βούλεται, τῶν οἰκείων ἀποφέρειν ἀράμενον. Ὁ οὖν Αἰνείας τοὺς πατρῴους Θεοὺς βαστάσας ἔφερεν, ὑπεριδὼν τῶν ἄλλων. Ἡσθέντες οὖν ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες, καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν. Ὁ δὲ τὸν πατέρα πάνυ σφόδρα γεγηρακότα ἀναθέμενος ὤμοις ἔφερεν. Ὑπερεκπλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἥκιστα, πάντων αὐτῷ τῶν οἰκείων κτημάτων [4] ἀπέστησαν· ὁμολογοῦντες, "ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων, καὶ τοὺς Θεοὺς καὶ τοὺς γειναμένους δι' αἰδοῦς ἄγοντας, καὶ οἱ φύσει πολέμιοι ἥμεροι γίνονται."

ΚΕΦ. γ'.

Περὶ Φιλίππου ἐν νίκῃ ἐγκρατείας, καὶ τίνος ἐβούλετο ἀναμιμνήσκεσθαι.

Ἐν Χαιρωνείᾳ τοὺς Ἀθηναίους νίκῃ ἐνίκησε Φίλιππος· ἐπαρθεὶς δὲ τῇ εὐπραγίᾳ, [5] ὅμως λογισμοῦ ἐκράτησε, καὶ οὐχ ὕβρισε. Καὶ διὰ ταῦτα ᾤετο δεῖν αὐτὸν ὑπομιμνήσκεσθαι ὑπό τινος τῶν παίδων ἕωθεν, ὅτι ἄνθρωπός ἐστιν, καὶ προσέταξε τῷ παιδὶ τοῦτο ἔχειν ἔργον. Καὶ οὐ πρότερόν, φασιν, οὔτε αὐτὸς προῄει, οὔτε τις τῶν δεομένων αὐ-

τοῦ παρ' αὐτὸν εἰσήει, πρὶν τοῦτο αὐτῷ τὸν παῖδα ἑκάστης ἡμέρας ἐκβοῆσαι τρίς· ἔλεγε δὲ αὐτῷ, "Φίλιππε, ἄνθρωπος εἶ."

ΚΕΦ. δ'.

Περὶ Λακεδαιμονίων γυναικῶν.

Αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὐτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλ' αὐταί γε ἀφικόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν, τά τε ἔμπροσθεν, καὶ τὰ ὄπισθεν. Καὶ, εἰ ἦν πλείω τὰ ἐναντία, αἵδε γαυρούμεναι, καὶ σεμνὸν ἅρα καὶ βλοσυρὸν ὁρῶσαι, τοὺς παῖδας εἰς τὰς πατρῴας ἔφερον ταφάς. Εἰ δὲ [1] ἑτέρως εἶχον τῶν τραυμάτων, ἐνταῦθα αἰδούμεναι, καὶ θρηνοῦσαι, καὶ, [2] ὡς ἔνι μάλιστα, λαθεῖν σπεύδουσαι, ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ [3] πολυανδρίῳ θάψαι, ἢ λάθρα εἰς τὰ οἰκεῖα ἠρία ἐκόμιζον αὐτούς.

ΚΕΦ. ε'.

Περὶ Ἀλεξάνδρου Θεὸν ἑαυτὸν καλεῖσθαι βουλομένου.

Ἀλέξανδρος, ὅτε ἐνίκησε Δαρεῖον, καὶ τὴν Περσῶν ἀρχὴν κατεκτήσατο, μέγα ἐφ' ἑαυτῷ φρονῶν, καὶ ὑπὸ τῆς εὐτυχίας τῆς περιλαβούσης αὐτὸν τότε ἐκθεούμενος, ἐπέστειλε τοῖς Ἕλλησι· "Θεὸν αὐτὸν [4] ψηφίσασθαι." Γελοίως γε· οὐ γὰρ, ἅπερ οὖν ἐκ τῆς φύσεως οὐκ εἶχε, ταῦτα ἐκ τῶν ἀνθρώπων αἰτῶν ἐκεῖνος ἐκέρδαινεν. Ἄλλοι μὲν οὖν ἄλλα ἐψηφίσαντο· Λακεδαιμόνιοι δὲ ἐκεῖνα· "Ἐπειδὴ Ἀλέξανδρος βούλεται Θεὸς εἶναι, ἔστω Θεός·" Λακωνικῶς τε ἅμα καὶ κατὰ τὸν ἐπιχώριον σφίσι τρόπον ἐλέγξαντες τὴν ἔμπληξιν οἱ Λακεδαιμόνιοι τοῦ Ἀλεξάνδρου.

ΚΕΦ. ς'.

Ὅτι ἀμνησίκακος ὁ Φωκίων.

Φωκίων ὁ τοῦ Φώκου, πολλάκις στρατηγήσας, κατεγνώσθη θανάτῳ, καὶ ἦν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἔμελλε πιεῖσθαι τὸ κώνειον. Ἐπεὶ δὲ ὤρεξεν [1] ὁ δήμιος τὴν κύλικα, οἱ προσήκοντες ἤροντο, εἴ τι λέγοι πρὸς τὸν υἱόν. Ὁ δὲ, "Ἐπισκήπτω αὐτῷ μηδὲν Ἀθηναίοις μνησικακήσειν "ὑπὲρ τῆς παρ' αὐτῶν φιλοτησίας, ἧς νῦν πίνω." Ὅστις δὲ οὐκ ἐπαινεῖ καὶ ὑπερθαυμάζει τὸν ἄνδρα, δοκεῖ μοι μέγα ὁ τοιοῦτος ἐννοεῖν οὐδέν.

ΚΕΦ. ζ'.

Περὶ τῶν τοὺς τῶν Ἐφόρων θρόνους ἀσβόλῳ χρισαμένων.

Κλαζομενίων τινὲς εἰς τὴν Σπάρτην ἀφικόμενοι, καὶ ὕβρει καὶ ἀλαζονείᾳ χρώμενοι, τοὺς τῶν Ἐφόρων θρόνους, ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν, καὶ τῶν πολιτικῶν ἕκαστα διατάττειν, [2] ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν. Μαθόντες δὲ οἱ Ἔφοροι, οὐκ ἠγανάκτησαν, ἀλλὰ τὸν δημόσιον κήρυκα καλέσαντες, προσέταξαν αὐτὸν δημοσίᾳ κηρύξαι τοῦτο δὴ τὸ θαυμαζόμενον· "Ἐξέστω "Κλαζομενίοις ἀσχημονεῖν."

ΚΕΦ. ή.

Περὶ Ἀλεξάνδρου, καὶ τῆς τοῦ Πάριδος λύρας.

Ὁ μὲν Ἀλέξανδρος εἰς τὴν Ἴλιον ἦλθεν· ἀνασκοποῦντι δὲ αὐτῷ φιλοπόνως, τῶν τις Τρώων προσελθὼν τὴν λύραν ἐδείκνυεν Ἀλεξάνδρῳ. Ὁ δὲ ἔφη, "Προτιμησαίμην ἂν μᾶλ-

« λον ἰδεῖν τὴν Ἀχιλλέως." [1] Ὑπέρευγε τοῦτο Ἀλέξανδρος. Ἐπόθει γὰρ κτῆμα ἀγαθοῦ στρατιώτου, ᾧ συνῆδεν ἐκεῖνος τὰ τῶν ἀγαθῶν [2] ἀνδρῶν κλέα. Τοῦ δὲ Πάριδος τί ἄρα ᾖσεν ἡ λύρα, εἰ μὴ μέλη μοιχικὰ, καὶ οἷα αἱρεῖν γυναῖκας καὶ θέλγειν;

ΚΕΦ. θʹ.

Περὶ φιλοκαλίας Ξενοφῶντος.

Ξενοφῶντι ἔμελε τῶν ἄλλων σπουδαίων, καὶ οὖν καὶ ὅπλα καλὰ ἔχειν. Νικῶντι γὰρ, ἔλεγε, τοὺς πολεμίους τὴν καλλίστην στολὴν ἁρμόττειν· καὶ ἀποθνήσκοντα ἐν τῇ μάχῃ κεῖσθαι καλῶς ἐν καλῇ τῇ πανοπλίᾳ. Τῷ γὰρ ἀνδρὶ τῷ γενναίῳ ταῦτ᾽ εἶναι τὰ ἐντάφια, τὰ ὡς ἀληθῶς κοσμοῦντα αὐτόν. Λέγεται οὖν ὁ τοῦ Γρύλλου τὴν μὲν ἀσπίδα [3] Ἀργολικὴν ἔχειν, τὸν δὲ θώρακα Ἀττικὸν, τὸ δὲ κράνος Βοιωτιουργὲς, τὸν δὲ ἵππον Ἐπιδαύριον. Φιλοκάλου δὲ ἔγωγε ἂν εἶναι φαίην τὰ τοιαῦτα ἀνδρὸς, καὶ ἀξιοῦντος ἑαυτὸν τῶν καλῶν.

ΚΕΦ. ιʹ.

Περὶ Κλεινίου, καὶ Ἀχιλλέως, μουσικῇ τὴν ὀργὴν ἀναστέλλειν φιλούντων

Κλεινίας ἀνὴρ ἦν σπουδαῖος τὸν τρόπον, Πυθαγόρειος δὲ τὴν σοφίαν. Οὗτος εἴ ποτε εἰς ὀργὴν προήχθη, καὶ [4] εἶχεν αἰσθητικῶς ἑαυτοῦ εἰς θυμὸν ἐξαγομένου, παραχρῆμα πρὶν ἢ [5] ἀνάπλεως αὐτῷ ἡ ὀργὴ, καὶ ἐπίδηλος γένηται, ὅπως διάκειται, τὴν λύραν ἁρμοσάμενος, ἐκιθάριζε. Πρὸς δὲ τοὺς πυνθανομένους τὴν αἰτίαν ἀπεκρίνετο ἐμμελῶς, Ὅτι πραΰνομαι. Δοκεῖ δέ μοι καὶ ὁ ἐν Ἰλιάδι Ἀχιλλεὺς, ὁ τῇ κιθάρᾳ προσᾴδων, καὶ τὰ κλέα τῶν

προτέρων διὰ τοῦ μέλους εἰς μνήμην ἑαυτῷ ἄγων, τὴν μῆνιν κατευνάζειν. Μουσικὸς γὰρ ὤν, τὴν κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε.

ΚΕΦ. ιά.

Περὶ Πλάτωνος.

Πλάτων ὁ Ἀρίστωνος τὰ πρῶτα ἐπὶ ποιητικὴν ὥρμησεν, καὶ ἡρωϊκὰ ἔγραφε μέτρα. εἶτα αὐτὰ κατέπρησεν, ὑπεριδὼν αὐτῶν, ἐπεὶ τοῖς Ὁμήρου αὐτὰ [1] ἀντικρίνων ἑώρα κατὰ πολὺ ἡττώμενα. Ἐπέθετο οὖν τραγῳδίᾳ, καὶ δὴ καὶ [2] Τετραλογίαν εἰργάσατο, καὶ ἔμελλεν ἀγωνιεῖσθαι, δοὺς ἤδη τοῖς ὑποκριταῖς τὰ ποιήματα. Πρὸ [3] τῶν Διονυσίων δὲ παρελθὼν ἤκουσε Σωκράτους, καὶ ἅπαξ αἱρεθεὶς ὑπὸ τῆς ἐκείνου Σειρῆνος, τοῦ ἀγωνίσματος οὐ μόνον ἀπέστη τότε, ἀλλὰ καὶ τελέως τὸ γράφειν τραγῳδίαν ἀπέῤῥιψε, καὶ ἀπεδύσατο ἐπὶ φιλοσοφίαν.

ΚΕΦ. ιβ'.

Περὶ γέροντος Κείου τὴν τρίχα βαψαμένου.

Ἀνὴρ εἰς Λακεδαίμονα ἀφίκετο Κεῖος, γέρων ἤδη ὤν, τὰ μὲν ἄλλα ἀλαζὼν, ᾐδεῖτο δὲ ἐπὶ τῷ γήρᾳ, καὶ διὰ ταῦτα τὴν τρίχα πολιὰν οὖσαν ἐπειρᾶτο βαφῇ ἀφανίζειν. Παρελθὼν οὖν ἐς τοὺς Λακεδαιμονίους, καὶ τοιαύτην ὑποφαίνων τὴν κεφαλὴν, ἐκεῖνα εἶπεν, ὑπὲρ ὧν καὶ ἀφίκετο. Ἀναστὰς οὖν Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς, "Τί δ' ἂν, ἔφη, οὗτος ὑγιὲς εἴποι, ὃς οὐ μόνον "ἐπὶ τῇ ψυχῇ τὸ ψεῦδος, ἀλλὰ καὶ ἐπὶ τῇ κεφαλῇ περιφέ-"ρει;" Καὶ ἐξέωσε τὰ ὑπ' αὐτοῦ λεχθέντα, διαβάλλων τοῦ Κείου τὸν τρόπον, ἐξ ὧν ἑωρᾶτο.

ΚΕΦ. ιγ'.

Πῶς ὁ Μακαρεὺς ὑπὲρ τῆς ἑαυτοῦ ἀπηνείας ὑπὸ τῶν θεῶν ἐτιμωρήθη.

Μιτυληναῖος ἀνὴρ, Μακαρεὺς ὄνομα, ἱερεὺς τοῦ Διονύσου, [1] ὅσα μὲν οὗτος ἰδεῖν, πρᾶος ἦν καὶ ἐπιεικὴς, ἀνοσιώτατος δὲ ἀνθρώπων τὰ μάλιστα. Ξένου δὲ ἥκοντος παρ' αὐτὸν, καὶ δόντος αὐτῷ παρακαταθήκην χρυσίου πλῆθος, ἐν τῷ μυχῷ τοῦ [2] ἀνακτόρου, τὴν γῆν διασκάψας, ὁ Μακαρεὺς κατώρυξε τὸ χρυσίον. Χρόνῳ δὲ ἀφικόμενος ὁ ξένος τὸ χρυσίον ἀπήτει. ὁ δὲ εἰσαγαγὼν ἐνδὸν, ὡς ἀποδώσων, κατέσφαξε, καὶ τὸ χρυσίον ἀνώρυξεν, ἀντ' αὐτοῦ δὲ τὸν ξένον κατέθηκε· καὶ ᾤετο, ὥσπερ τοὺς ἀνθρώπους, λανθάνειν οὕτω καὶ τὸν Θεόν. [3] πλὴν οὐκ ἀπήντησε ταῦτα ταύτῃ ποθέν.

Χρόνου δὲ ὀλίγου διεληλυθότος, αἱ μὲν τοῦ Θεοῦ Τριετηρίδες ἀφίκοντο· ὁ δὲ ἔθυε μεγαλοπρεπῶς. [4] Καὶ ὁ μὲν περὶ τὴν Βακχείαν εἶχεν· οἱ δὲ παῖδες αὐτοῦ, δύο ὄντες, ἔνδον ἀπελείφθησαν ἐν τῇ οἰκίᾳ, καὶ μιμούμενοι τὴν τοῦ πατρὸς ἱερουργίαν, τῷ βωμῷ τῷ πατρῴῳ προσῆλθον, ἔτι καιομένων τῶν ἐμπύρων· καὶ ὁ μὲν νεώτερος παρέσχε τὸν τράχηλον, ὁ δὲ πρεσβύτερος, ἠμελημένην εὑρὼν σφαγίδα, τὸν ἀδελφὸν ἀπέκτεινεν ὡς ἱερεῖον. Οἱ δὲ κατὰ τὴν οἰκίαν ἰδόντες ἀνεβόησαν. Ἀκούσασα δὲ ἡ μήτηρ τῆς βοῆς ἐξεπήδησε, καὶ θεασαμένη τὸν μὲν νεκρὸν, τὸν δὲ κατέχοντα ἔτι τὴν σφαγίδα ᾑμαγμένην, σχίζαν ἁρπάσασα τῶν ἐκ τοῦ βωμοῦ ἡμίκαυτον, ταύτῃ τὸν παῖδα ἀπέκτεινεν.

Ἧκε δὲ ἀγγελία πρὸς τὸν Μακαρέα, καὶ ἀπολιπὼν τὴν τελετὴν, ὡς εἶχε, σὺν [5] ὁρμῇ καὶ θυμῷ εἰσεπήδησεν εἰς τὴν οἰκίαν, καὶ τῷ θύρσῳ, ᾧ κατεῖχε, τὴν ἑαυτοῦ γυναῖκα ἔκτεινεν. Ἔκπυστα οὖν ἐγένοντο τὰ τολμηθέντα εἰς πάντας· καὶ συλληφθεὶς ὁ Μακαρεὺς, καὶ στρεβλούμενος, ὡμολόγη-

σεν, ὅσα ἐν τῷ ἀνακτόρῳ ἔδρασεν· ἐν αὐταῖς δὲ ταῖς κολάσεσι τὴν ψυχὴν ἀπέῤῥηξεν. Ὁ δὲ παρανόμως σφαγεὶς διὰ τιμῆς ἦλθε δημοσίᾳ καὶ ἐτάφη, τοῦ θεοῦ προστάξαντος. Ἔτισεν οὖν ὁ Μακαρεὺς οὐ μεμπτὴν τὴν δίκην, τοῦτο δὴ [1] τὸ ποιητικὸν, σὺν τῇ ἑαυτοῦ κεφαλῇ, καὶ τῇ τῆς γυναικὸς, καὶ οὖν καὶ τῇ τῶν παίδων προσέτι.

ΚΕΦ. ιδʹ.

Περιήγησις τῶν Θετταλικῶν Τεμπῶν.

Φέρε οὖν, καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ διαγράψωμεν τῷ λόγῳ καὶ διαπλάσωμεν. ὡμολόγηται γὰρ καὶ ὁ λόγος, [2] ἐὰν ἔχῃ δύναμιν φραστικὴν, μηδὲν ἀσθενέστερον, ὅσα βούλεται, δεικνύναι, τῶν ἀνδρῶν τῶν κατὰ χειρουργίαν δεινῶν.

Ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης· ὄρη δὲ ταῦτ᾽ ἐστὶν ὑπερύψηλα, καὶ οἷον ὑπό τινος θείας φροντίδος διεσχισμένα, καὶ μέσον δέχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τεσσαράκοντα διήκει σταδίους· τόγε μὴν πλάτος τῇ μέν ἐστι πλέθρον, τῇ δὲ καὶ πλεῖον ὀλίγῳ. Διαῤῥεῖ δὲ μέσου αὐτοῦ ὁ καλούμενος Πηνειός· εἰς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συῤῥέουσι, καὶ ἀνακοινοῦνται τὸ ὕδωρ αὐτῷ, καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκεῖνοι μέγαν. Διατριβὰς δ᾽ ἔχει ποικίλας καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως αὐτόματα, [3] εἰς κάλλος τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ χῶρος. Κιττὸς μὲν γὰρ πολὺς, καὶ εὖ μάλα λάσιος ἐνακμάζει, [4] καὶ τέθηλε, καὶ δίκην τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων ἀνέρπει, καὶ συμπέφυκεν αὐτοῖς. Πολλὴ δὲ [5] σμίλαξ, ἡ μὲν πρὸς αὐτὸν τὸν πάγον ἀνατρέχει, καὶ ἐπισκιάζει τὴν πέτραν, καὶ ἐκείνη μὲν ὑπολανθάνει· ὁρᾶται δὲ τὸ χλοάζον πᾶν, καὶ ἔστιν ὀφθαλμῶν [6] Πανήγυρις.

Ἐν αὐτοῖς δὲ τοῖς λείοις καὶ καθημένοις ἄλση τέ ἐστι ποικίλα, καὶ ὑποδρομαὶ συνεχεῖς, ἐν ὥρᾳ θέρους καταφυγεῖν ὁδοιπόροις ἥδιστα καταγώγια, ἃ καὶ δίδωσιν ἀσμένως ψυχάσθαι. Διαῤῥέουσι δὲ καὶ κρῆναι συχναί, καὶ ἐπιῤῥεῖ νάματα ὑδάτων ψυχρῶν καὶ πιεῖν ἡδίστων. Λέγεται δὲ τὰ ὕδατα ταῦτα καὶ τοῖς λουσαμένοις ἀγαθὸν εἶναι, καὶ εἰς ὑγίειαν αὐτοῖς συμβάλλεσθαι. Κατᾴδουσι δὲ καὶ ὄρνιθες ἄλλος ἄλλῃ διεσπαρμένοι, καὶ μάλιστα οἱ μουσικοί, καὶ ἑστιῶσιν εὖ μάλα τὰς ἀκοάς, καὶ παραπέμπουσιν ἀπόνως, καὶ σὺν ἡδονῇ, διὰ τοῦ μέλους τὸν κάματον τῶν παριόντων ἀφανίσαντες. Παρ᾽ ἑκάτερα δὲ τοῦ ποταμοῦ αἱ διατριβαί εἰσιν αἱ προειρημέναι καὶ αἱ ἀνάπαυλαι. Διὰ μέσων δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ἔρχεται, σχολῇ καὶ πρᾴως προϊὼν ἐλαίου δίκην. Πολλὴ δὲ κατ᾽ αὐτοῦ ἡ σκιὰ ἐκ τῶν παραπεφυκότων δένδρων καὶ τῶν ἐξηρτημένων κλάδων τίκτεται· ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα, καὶ παρέχειν τοῖς πλέουσι πλεῖν κατὰ ψύχος. Πᾶς δὲ ὁ περίοικος [1] λεὼς συνίασιν, ἄλλοι σὺν ἄλλοις, καὶ θύουσι, καὶ συνουσίας ποιοῦνται, καὶ συμπίνουσιν. Ἅτε οὖν πολλῶν ὄντων τῶν θυόντων, καὶ τῶν καθαγιζομένων συνεχῶς, εἰκότως καὶ τοῖς βαδίζουσι καὶ τοῖς πλέουσιν ὀσμαὶ συμπαρομαρτοῦσιν ἥδισται. Οὕτως ἄρα ἡ τιμὴ ἡ διαρκής, ἡ [2] περὶ τὸ Κρεῖττον, ἐκθειάζει τὸν τόπον.

Ἐνταῦθά τοι, φασὶ παῖδες Θετταλῶν, καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον [3] καθήρασθαι κατὰ πρόσταγμα τοῦ Διός, ὅτε τὸν Πύθωνα τὸν δράκοντα κατετόξευσεν, ἔτι φυλάττοντα τοὺς Δελφούς, τῆς Γῆς ἐχούσης τὸ μαντεῖον. Στεφανωσάμενον οὖν ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς, καὶ λαβόντα κλάδον εἰς τὴν δεξιὰν χεῖρα [4] [ἐκ τῆς αὐτοῦ δάφνης,] ἐλθεῖν εἰς Δελφούς, καὶ παραλαβεῖν τὸν μαντεῖον τὸν Διὸς καὶ Λητοῦς παῖδα. Ἔστι δὲ καὶ βωμὸς ἐν

αὐτῷ τῷ τόπῳ, ἐν ᾧ καὶ ἐστεφανώσατο, καὶ τὸν κλάδον ἀφεῖλε.

Καὶ ἔτι καὶ νῦν [1] ἔτους ἐννάτου οἱ Δελφοὶ παῖδας εὐγενεῖς πέμπουσι, καὶ Ἀρχιθέωρον ἕνα σφῶν αὐτῶν. οἱ δὲ παραγενόμενοι καὶ μεγαλοπρεπῶς θύσαντες ἐν τοῖς Τέμπεσιν, ἀπίασι πάλιν, στεφάνους ἀπὸ τῆς αὐτῆς δάφνης διαπλέξαντες, ἀφ' ἧσπερ [2] ἐρῶν καὶ τότε ὁ Θεὸς ἐστεφανώσατο. Καὶ τὴν ὁδὸν ἐκείνην ἔρχονται, ἣ καλεῖται μὲν Πυθιὰς, φέρει δὲ διὰ Θετταλίας, καὶ [3] Πελαγονίας, καὶ τῆς Οἴτης, καὶ τῆς Αἰνιάνων χώρας, καὶ τῆς Μηλιέων, καὶ Δωριέων, καὶ Λοκρῶν [4] τῶν Ἑσπερίων. Οὗτοι δὲ καὶ παραπέμπουσιν αὐτοὺς σὺν αἰδοῖ καὶ τιμῇ, οὐδὲν ἧττον, ἤπερ οὖν [5] ἐκεῖνοι, οἳ τοὺς ἐξ [6] Ὑπερβορέων τὰ ἱερὰ κομίζοντας τῷ αὐτῷ θεῷ τούτῳ τιμῶσι. Καὶ μὴν καὶ τοῖς Πυθίοις ἐκ ταύτης τῆς δάφνης τοῖς νικῶσι τοὺς στεφάνους διδόασιν. Ὑπὲρ μὲν οὖν τῶν ἐν Θετταλίᾳ Τεμπῶν, καὶ ἐμοὶ νῦν τοσαῦτα εἰρήσθω.

ΚΕΦ. ιζ'.

Σκύθου τινὸς ἀπόκρισις περὶ ῥίγους.

Χιόνος ποτὲ πιπτούσης, ἤρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα, εἰ ῥιγοῖ, γυμνὸν διακαρτεροῦντα. Ὁ δὲ αὐτὸν ἀντήρετο, εἰ τὸ μέτωπον ῥιγοῖ; Τοῦ δὲ, οὔ, φήσαντος· Οὐκοῦν, εἶπεν, οὐδὲ ἐγὼ, πᾶς γὰρ μέτωπόν εἰμι.

FINIS

EXCERPTORUM MISCELLANEORUM.

APPENDIX

AD

ANALECTA GRAECA MAJORA.

EXCERPTA EX POLYBIO.

Ex POLYBIO.

ΕΚ ΤΗΣ ΠΡΩΤΗΣ ΒΙΒΛΟΥ.

Α. Προοίμιον τῆς Ἱστορίας.

α. ʼΕΙ μὲν τοῖς πρὸ ἡμῶν ἀναγράψασι τὰς πράξεις παραλελεῖφθαι συνέβαινε τὸν ὑπὲρ αὐτῆς τῆς ἱστορίας ἔπαινον· ἴσως ἂν ἀναγκαῖον ἦν τὸ προτρέπεσθαι πάντας πρὸς τὴν αἵρεσιν καὶ παραδοχὴν τῶν τοιούτων ὑπομνημάτων· διὰ τὸ μηδεμίαν ἑτοιμοτέραν εἶναι τοῖς ἀνθρώποις διόρθωσιν, τῆς τῶν προγεγενημένων πράξεων ἐπιστήμης. ʼΕπεὶ δὲ, οὐ τινὲς, οὐδ' ἐπὶ ποσὸν, ἀλλ' ἅπαντες, ὡς ἔπος εἰπεῖν, ἀρχῇ καὶ τέλει κέχρηνται τούτῳ, φάσκοντες ἀληθινωτάτην μὲν εἶναι παιδείαν καὶ γυμνασίαν πρὸς τὰς πολιτικὰς πράξεις, τὴν ἐκ τῆς ἱστορίας μάθησιν, ἐναργεστάτην δὲ καὶ μόνην διδάσκαλον τοῦ δύνασθαι τὰς τῆς τύχης μεταβολὰς γενναίως ὑποφέρειν, τὴν τῶν ἀλλοτρίων περιπετειῶν ὑπόμνησιν· δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι καθήκειν, περὶ τῶν καλῶς καὶ πολλοῖς εἰρημένων ταυτολογεῖν, ἥκιστα δ' ἡμῖν. Αὐτὸ γὰρ τὸ παράδοξον τῶν πράξεων, ὑπὲρ ὧν προῃρήμεθα γρά-

φειν, ἱκανόν ἐστι προκαλέσασθαι καὶ παρορμῆσαι πάντα, καὶ νέον καὶ πρεσβύτερον, πρὸς τὴν ἔντευξιν τῆς πραγματείας. Τίς γὰρ οὕτως ὑπάρχει φαῦλος ἢ ῥάθυμος ἀνθρώπων, ὃς οὐκ ἂν βούλοιτο γνῶναι, πῶς, καὶ τίνι γένει πολιτείας, ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην, οὐχ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν, ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων· ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. Τίς δὲ πάλιν οὕτως ἐκπαθὴς πρός τι τῶν ἄλλων θεαμάτων ἢ μαθημάτων, ὃς προὐργιαίτερον ἄν τι ποιήσαιτο τῆσδε τῆς ἐμπειρίας;

β'. Ὡς δ' ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα, γένοιτ' ἂν οὕτω μάλιστα ἐμφανές, εἰ τὰς ἐλλογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγραφεῖς τοὺς πλείστους διατέθεινται λόγους, παραβάλλοιμεν καὶ συγκρίναιμεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν. Εἰσὶ δ' αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται. Πέρσαι κατά τινας καιροὺς μεγάλην ἀρχὴν κατεκτήσαντο καὶ δυναστείαν· ἀλλ' ὁσάκις ἐτόλμησαν ὑπερβῆναι τοὺς τῆς Ἀσίας ὅρους, οὐ μόνον ὑπὲρ τῆς ἀρχῆς, ἀλλὰ καὶ περὶ σφῶν ἐκινδύνευσαν. Λακεδαιμόνιοι πολλοὺς ἀμφισβητήσαντες χρόνους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονείας, ἐπειδή ποτ' ἐκράτησαν, μόλις ἔτη δώδεκα κατεῖχον αὐτὴν ἀδήριτον. Μακεδόνες τῆς μὲν Εὐρώπης ἦρξαν ἀπὸ τῶν κατὰ τὸν Ἀδρίαν τόπων, ἕως ἐπὶ τὸν Ἴστρον ποταμόν· ὃ βραχὺ παντελῶς ἂν φανείη μέρος τῆς προειρημένης χώρας. μετὰ δὲ ταῦτα προσέλαβον τὴν τῆς Ἀσίας ἀρχὴν, καταλύσαντες τὴν τῶν Περσῶν δυναστείαν. ἀλλ' ὅμως οὗτοι πλείστων δόξαντες καὶ τόπων καὶ πραγμάτων γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον τῆς οἰκουμένης ἀλλότριον. Σικελίας μὲν γὰρ, καὶ Σαρδοῦς, καὶ Λιβύης, οὐδ' ἐπεβάλοντο καθάπαξ ἀμφισβητεῖν· τῆς δὲ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν, ἰσχνῶς εἰπεῖν,

οὐδ' ἐγίνωσκον. Ῥωμαῖοί γε μὴν, οὐ τινὰ μέρη, σχεδὸν δὲ πᾶσαν πεποιημένοι τὴν οἰκουμένην ὑπήκοον αὐτοῖς, ζηλωτὸν μὲν τοῖς νῦν οὖσιν, ἀνυπέρβλητον δὲ τοῖς ἐπιγινομένοις ὑπεροχὴν κατεσκεύασαν δυναστείας. Τούτων μέντοι τὰ πολλὰ διὰ τῆσδε τῆς ξυγγραφῆς ἔσται σαφέστερον κατανοεῖν· ὁμοίως δὲ καὶ περὶ τοῦ, πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν ὁ τῆς πραγματικῆς ἱστορίας τρόπος.

γ'. Ἄρξει δὲ τῆς πραγματείας ἡμῖν, τῶν μὲν χρόνων Ὀλυμπιὰς ἑκατοστή τε καὶ τετταρακοστή· τῶν δὲ πράξεων, παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσαγορευθεὶς Συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετ' Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος, Δημητρίου μὲν υἱὸς, πατὴρ δὲ Περσέως· παρὰ δὲ τοῖς τὴν Ἀσίαν κατοικοῦσιν, ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀντίοχος καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους· ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις, ὁ συστὰς Ῥωμαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγορεύουσιν Ἀννιβιακόν. Ταῦτα δ' ἐστὶ συνεχῆ τοῖς τελευταίοις τῆς παρὰ τοῦ Σικυωνίου συντάξεως. Ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις, ὡσανεὶ σποράδας εἶναι συνέβαινε τὰς τῆς οἰκουμένης πράξεις· διὰ τὸ καὶ κατὰ τὰς ἐπιβολὰς, ἔτι δὲ συντελείας αὐτῶν, καὶ κατὰ τόπους διαφέρειν ἕκαστα τῶν πεπραγμένων· ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμβαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν καὶ ταῖς Ἑλληνικαῖς, καὶ πρὸς ἓν γίνεσθαι τέλος τὴν ἀναφορὰν ἁπάντων. Διὸ καὶ τὴν ἀρχὴν τῆς αὐτῶν πραγματείας ἀπὸ τούτων πεποιήμεθα τῶν καιρῶν. Τῷ γὰρ προειρημένῳ πολέμῳ κρατήσαντες Ῥωμαῖοι Καρχηδονίων, καὶ νομίσαντες τὸ κυριώτατον καὶ μέγιστον μέρος αὐτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολὴν, οὕτω καὶ τότε πρῶτον ἐθάρρησαν ἐπὶ τὰ λοιπὰ τὰς χεῖρας ἐκτείνειν, καὶ περαιοῦσθαι μετὰ

δυνάμεως εἴς τε τὴν Ἑλλάδα, καὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους Εἰ μὲν οὖν ἡμῖν ἦν συνήθη καὶ γνώριμα τὰ πολιτεύματα, τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν, ἀπὸ ποίας προθέσεως ἢ δυνάμεως ὁρμηθέντες, ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔργοις. Ἐπεὶ δ᾽ οὔτε τοῦ τῶν Ῥωμαίων, οὔτε τοῦ τῶν Καρχηδονίων πολιτεύματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις, οὐδ᾽ αἱ πράξεις αὐτῶν· ἀναγκαῖον ὑπελάβομεν εἶναι, συντάξασθαι ταύτην καὶ τὴν ἑξῆς βίβλον πρὸ τῆς ἱστορίας, ἵνα μηδεὶς, ἐπιστὰς ἐπ᾽ αὐτὴν τὴν τῶν πραγμάτων ἐξήγησιν, τότε διαπορῇ, καὶ ζητῇ, ποίοις διαβουλίοις, ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρησάμενοι Ῥωμαῖοι, πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολὰς, δι᾽ ὧν καὶ τῆς γῆς καὶ τῆς θαλάττης τῆς καθ᾽ ἡμᾶς ἐγένοντο πάσης ἐγκρατεῖς· ἀλλ᾽ ἐκ τούτων τῶν βίβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν, ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρησάμενοι, πρός τε τὴν ἐπίνοιαν ὥρμησαν, καὶ πρὸς τὴν συντέλειαν ἐξίκοντο τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας.

δ΄. Τὸ γὰρ τῆς ἡμετέρας πραγματείας ἴδιον, καὶ τὸ θαυμάσιον τῶν καθ᾽ ἡμᾶς καιρῶν, τοῦτό ἐστιν· ὅτι καθάπερ ἡ τύχη σχεδὸν ἅπαντα τὰ τῆς οἰκουμένης πράγματα πρὸς ἓν ἔκλινε μέρος, καὶ πάντα νεύειν ἠνάγκασε πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπόν· οὕτω καὶ διὰ τῆς ἱστορίας, ὑπὸ μίαν σύνοψιν ἄγειν τοῖς ἐντυγχάνουσι τὸν χειρισμὸν τῆς τύχης, ᾧ κέχρηται πρὸς τὴν τῶν ὅλων πραγμάτων συντέλειαν. Καὶ γὰρ τὸ προκαλεσάμενον ἡμᾶς καὶ παρορμῆσαν πρὸς τὴν ἐπιβολὴν τῆς ἱστορίας μάλιστα τοῦτο γέγονε· σὺν δὲ τούτῳ, καὶ τὸ μηδένα τῶν καθ᾽ ἡμᾶς ἐπιβεβλῆσθαι τῇ τῶν καθόλου πραγμάτων συντάξει· πολὺ γὰρ ἂν ἧττον ἔγωγε πρὸς τοῦτο τὸ μέρος ἐφιλοτιμήθην. Νῦν δ᾽ ὁρῶν τοὺς μὲν κατὰ μέρος

πολέμους, καί τινας τῶν ἅμα τούτοις πράξεων καὶ πλείους πραγματευομένους, τὴν δὲ καθόλου καὶ συλλήβδην οἰκονομίαν τῶν γεγονότων, πότε καὶ πόθεν ὡρμήθη, καὶ πῶς ἔσχε τὴν συντέλειαν, ταύτην οὐδ' ἐπιβαλλόμενον οὐδένα βασανίζειν, ὅσον γε καὶ ἡμᾶς εἰδέναι· παντελῶς ὑπέλαβον ἀναγκαῖον εἶναι τὸ μὴ παραλιπεῖν, μηδ' ἐᾶσαι παρελθεῖν ἀνεπιστάτως τὸ κάλλιστον ἅμα καὶ ὠφελιμώτατον ἐπιτήδευμα τῆς τύχης. Πολλὰ γὰρ αὕτη καινοποιοῦσα καὶ συνεχῶς ἐναγωνιζομένη τοῖς τῶν ἀνθρώπων βίοις, οὐδέπω τοιόνδ' ἁπλῶς οὔτ' εἰργάσατο ἔργον, οὔτ' ἠγωνίσατο ἀγώνισμα, οἷον τὸ καθ' ἡμᾶς. Ὅπερ ἐκ μὲν τῶν κατὰ μέρος γραφόντων τὰς ἱστορίας, οὐχ οἷόν τε συνιδεῖν· εἰ μὴ καὶ τὰς ἐπιφανεστάτας πόλεις τὶς κατὰ μίαν ἑκάστην ἐπελθών, ἢ καί, νὴ Δία, γε γραμμένας χωρὶς ἀλλήλων θεασάμενος, εὐθέως ὑπολάβοι κατανενοηκέναι καὶ τὸ τῆς ὅλης οἰκουμένης σχῆμα, καὶ τὴν σύμπασαν αὐτῆς θέσιν καὶ τάξιν· ὅπερ ἐστὶν οὐδαμῶς εἰκός.

έ. Καθόλου μὲν γάρ ἔμοιγε δοκοῦσιν οἱ πεπεισμένοι διὰ τῆς κατὰ μέρος ἱστορίας μετρίως συνόψεσθαι τὰ ὅλα, παραπλήσιόν τι πάσχειν, ὡς ἂν εἴ τινες ἐμψύχου καὶ καλοῦ σώματος γεγονότος διεῤῥιμμένα τὰ μέρη θεώμενοι, νομίζοιεν ἱκανῶς αὐτόπται γίγνεσθαι τῆς ἐνεργείας αὐτοῦ τοῦ ζώου καὶ καλλονῆς. Εἰ γάρ τις αὐτίκα μάλα συνθείς, καὶ τέλειον αὖθις ἀπεργασάμενος τὸ ζῶον τῷ τε εἴδει καὶ τῇ τῆς ψυχῆς εὐπρεπείᾳ, κἄπειτα πάλιν ἐπιδεικνύοι τοῖς αὐτοῖς ἐκείνοις· ταχέως ἂν οἶμαι πάντας αὐτοὺς ὁμολογήσειν, διότι καὶ λίαν πολύ τι τῆς ἀληθείας ἀπελείποντο πρόσθεν, καὶ παραπλήσιοι τοῖς ὀνειρώττουσιν ἦσαν. Ἔννοιαν μὲν γὰρ λαβεῖν ἀπὸ μέρους τῶν ὅλων, δυνατόν· ἐπιστήμην δὲ καὶ γνώμην ἀτρεκῆ ἔχειν, ἀδύνατον. Διὸ παντελῶς βραχύ τι νομιστέον συμβάλλεσθαι τὴν κατὰ μέρος ἱστορίαν πρὸς τὴν τῶν ὅλων

ἐμπειρίαν καὶ πίστιν· ἐκ μέντοι γε τῆς ἁπάντων πρὸς ἄλληλα συμπλοκῆς καὶ παραθέσεως, ἔτι δ' ὁμοιότητος καὶ διαφορᾶς, μόνως ἄν τις ἐφίκοιτο καὶ δυνηθείη κατοπτεύσας, ἅμα καὶ τὸ χρήσιμον καὶ τὸ τερπνὸν ἐκ τῆς ἱστορίας λαβεῖν.

ϛ'. Ὑποθησόμεθα δὲ ταύτην ἀρχὴν τῆς βίβλου, τὴν πρώτην διάβασιν ἐξ Ἰταλίας Ῥωμαίων· αὕτη δ' ἐστὶ συνεχὴς μὲν τοῖς ἀφ' ὧν Τίμαιος ἀπέλιπε· πίπτει δὲ κατὰ τὴν ἐννάτην καὶ εἰκοστὴν πρὸς ταῖς ἑκατὸν Ὀλυμπιάδα. Διὸ καὶ ῥητέον ἂν εἴη, πῶς καὶ πότε συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν, καὶ τίσιν ἀφορμαῖς μετὰ ταῦτα χρησάμενοι, διαβαίνειν ὥρμησαν εἰς Σικελίαν· ταύτῃ γὰρ τῇ γῇ πρῶτον ἐπέβησαν τῶν ἐκτὸς τόπων τῆς Ἰταλίας· καὶ ῥητέον αὐτὴν τὴν τῆς διαβάσεως αἰτίαν ψιλῶς, ἵνα μὴ τῆς αἰτίας αἰτίαν ἐπιζητούσης, ἀνυπόστατος ἡ τῆς ὅλης ὑποθέσεως ἀρχὴ γένηται καὶ θεωρία. Ληπτέον δὲ τοῖς καιροῖς ὁμολογουμένην καὶ γνωριζομένην ἀρχὴν παρ' ἅπασι, καὶ τοῖς πράγμασι δυναμένην αὐτὴν ἐξ αὐτῆς θεωρεῖσθαι· κἂν δέῃ τοῖς χρόνοις βραχὺ προσαναδραμόντας κεφαλαιώδη τῶν μεταξὺ πράξεων ποιήσασθαι τὴν ἀνάμνησιν. Τῆς γὰρ ἀρχῆς ἀγνοουμένης, ἢ καί, νὴ Δία, ἀμφισβητουμένης, οὐδὲ τῶν ἑξῆς οὐδὲν οἷόν τε παραδοχῆς ἀξιωθῆναι καὶ πίστεως· ὅταν δ' ἡ περὶ ταύτης ὁμολογουμένη παρασκευασθῇ δόξα, τότ' ἤδη καὶ πᾶς ὁ συνεχὴς λόγος ἀποδοχῆς τυγχάνει παρὰ τοῖς ἀκούουσιν.

ζ'. Ἔτος μὲν οὖν ἐνειστήκει μετὰ μὲν τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν ἐννεακαιδέκατον, πρὸ δὲ τῆς ἐν Λεύκτροις μάχης ἑκκαιδέκατον, ἐν ᾧ Λακεδαιμόνιοι μὲν τὴν ἐπὶ Ἀνταλκίδου γενομένην εἰρήνην πρὸς βασιλέα τῶν Περσῶν ἐκύρωσαν· καὶ ὁ πρεσβύτερος Διονύσιος τῇ περὶ τὸν Ἐλλέπορον ποταμὸν μάχῃ νενικηκὼς τοὺς κατὰ τὴν Ἰταλίαν Ἕλληνας, ἐπολιόρκει Ῥήγιον· Γαλάται δὲ

κατὰ κράτος ἑλόντες αὐτὴν τὴν Ῥώμην κατεῖχον, πλὴν τοῦ Καπιτωλίου. Πρὸς οὓς ποιησάμενοι Ῥωμαῖοι σπονδὰς καὶ διαλύσεις εὐδοκουμένας Γαλάταις, καὶ γινόμενοι πάλιν ἀνελπίστως τῆς πατρίδος ἐγκρατεῖς, καὶ λαβόντες οἷον ἀρχὴν τῆς συναυξήσεως, ἐπολέμουν ἐν τοῖς ἑξῆς χρόνοις πρὸς τοὺς ἀστυγείτονας. γενόμενοι δὲ ἐγκρατεῖς ἁπάντων τῶν Λατίνων, διά τε τὴν ἀνδρίαν, καὶ τὴν ἐν ταῖς μάχαις ἐπιτυχίαν, μετὰ ταῦτα ἐπολέμουν Τυῤῥηνοῖς, ἔπειτα Κελτοῖς, ἑξῆς δὲ Σαυνίταις τοῖς πρός τε τὰς ἀνατολὰς καὶ τὰς ἄρκτους συντερμονοῦσι τῇ τῶν Λατίνων χώρᾳ. μετὰ δέ τινα χρόνον, Ταραντίνων, διὰ τὴν εἰς τοὺς πρεσβευτὰς τῶν Ῥωμαίων ἀσέλγειαν καὶ τὸν διὰ ταῦτα φόβον, ἐπισπασαμένων Πύῤῥον, (τῷ πρότερον ἔτει τῆς τῶν Γαλατῶν ἐφόδου, τῶν τε περὶ Δελφοὺς φθαρέντων, καὶ περαιωθέντων εἰς τὴν Ἀσίαν,) Ῥωμαῖοι, Τυῤῥηνοὺς μὲν καὶ Σαυνίτας ὑφ᾽ αὑτοὺς πεποιημένοι, τοὺς δὲ κατὰ τὴν Ἰταλίαν Κελτοὺς πολλαῖς μάχαις ἤδη νενικηκότες, τότε πρῶτον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Ἰταλίας ὥρμησαν, οὐχ ὡς ὑπὲρ ὀθνείων, ἐπὶ δὲ τὸ πλεῖον ὡς ὑπὲρ ἰδίων ἤδη καὶ καθηκόντων σφίσι πολεμήσοντες· ἀθληταὶ γεγονότες ἀληθινοὶ τῶν κατὰ τὸν πόλεμον ἔργων, ἐκ τῶν πρὸς τοὺς Σαυνίτας καὶ Κελτοὺς ἀγώνων. ὑποστάντες δὲ γενναίως τὸν πόλεμον τοῦτον, καὶ τὸ τελευταῖον τάς τε δυνάμεις καὶ Πύῤῥον ἐκβαλόντες ἐκ τῆς Ἰταλίας, αὖθις ἐπολέμουν καὶ κατεστρέφοντο τοὺς κοινωνήσαντας Πύῤῥῳ τῶν πραγμάτων. Γενόμενοι δὲ παραδόξως ἁπάντων ἐγκρατεῖς, καὶ ποιησάμενοι τοὺς τὴν Ἰταλίαν κατοικοῦντας ὑφ᾽ αὑτοὺς, πλὴν Κελτῶν, μετὰ ταῦτα πολιορκεῖν ἐνεχείρησαν τοὺς τότε κατέχοντας τὸ Ῥήγιον Ῥωμαίους.

* * *

ἘΚ ΤΗΣ ἙΚΤΗΣ ΒΙΒΛΟΥ.

Β΄. Περὶ τῆς Ῥωμαίων πολιτείας.

α΄. ἮΝ μὲν δὴ τρία μέρη τὰ κρατοῦντα τῆς πολιτείας, ἅπερ εἶπα πρότερον ἅπαντα· οὕτω δὲ πάντα κατὰ μέρος ἴσως καὶ πρεπόντως συνετέτακτο, καὶ διῳκεῖτο διὰ τούτων, ὥστε μηδένα ποτ᾽ ἂν εἰπεῖν δύνασθαι βεβαίως, μηδὲ τῶν ἐγχωρίων, πότερ᾽ ἀριστοκρατικὸν τὸ πολίτευμα σύμπαν, ἢ δημοκρατικὸν, ἢ μοναρχικόν. Καὶ τοῦτ᾽ εἰκότως ἦν πάσχειν. Ὅτε μὲν γὰρ εἰς τὴν τῶν Ὑπάτων ἀτενίσαιμεν ἐξουσίαν, τελείως μοναρχικὸν ἐφαίνετ᾽ εἶναι καὶ βασιλικόν· ὅτε δὲ εἰς τὴν τῆς Συγκλήτου, πάλιν ἀριστοκρατικόν· καὶ μὴν, εἰ τὴν τῶν Πολλῶν ἐξουσίαν θεωροίη τις, ἐδόκει σαφῶς εἶναι δημοκρατικόν. Ὧν δ᾽ ἕκαστον εἶδος μερῶν τῆς πολιτείας ἐπεκράτει, καὶ τότε, καὶ νῦν ἔτι, πλὴν ὀλίγων τινῶν, ταῦτ᾽ ἐστίν.

β΄. Οἱ μὲν γὰρ Ὕπατοι, πρὸ τοῦ μὲν ἐξάγειν τὰ στρατόπεδα παρόντες ἐν Ῥώμῃ, πασῶν εἰσι κύριοι τῶν δημοσίων πράξεων· οἵ τε γὰρ ἄρχοντες οἱ λοιποὶ πάντες ὑποτάττονται καὶ πειθαρχοῦσι τούτοις, πλὴν τῶν Δημάρχων· εἴς τε τὴν Σύγκλητον οὗτοι τὰς πρεσβείας ἄγουσι· πρὸς δὲ τοῖς προειρημένοις, οὗτοι τὰ κατεπείγοντα τῶν διαβουλίων ἀναδιδόασιν, οὗτοι τὸν ὅλον χειρισμὸν τῶν δογμάτων ἐπιτελοῦσι. Καὶ μὴν, ὅσα δεῖ διὰ τοῦ Δήμου συντελεῖσθαι τῶν πρὸς τὰς κοινὰς πράξεις ἀνηκόντων, τούτοις καθήκει φροντίζειν, καὶ συνάγειν ἀεὶ τὰς Ἐκκλησίας, τούτοις εἰσφέρειν τὰ δόγματα, τούτοις βραβεύειν τὰ δοκοῦντα τοῖς πλείοσι. Καὶ μὴν περὶ πολέμου κατασκευῆς, καὶ καθόλου τῆς ἐν ὑπαίθροις οἰκονομίας, σχεδὸν αὐτοκράτορα τὴν ἐξουσίαν ἔχουσι. καὶ

γὰρ ἐπιτάττειν τοῖς συμμαχικοῖς τὸ δοκοῦν, καὶ τοὺς χιλιάρχους καθιστάναι, καὶ διαγράφειν τοὺς στρατιώτας, καὶ διαλέγειν τοὺς ἐπιτηδείους, τούτοις ἔξεστι. πρὸς δὲ τοῖς εἰρημένοις, ζημιῶσαι τῶν ὑποταττομένων ἐν τοῖς ὑπαίθροις, ὃν ἂν βουληθῶσι, κύριοι καθεστᾶσιν. ἐξουσίαν δ' ἔχουσι καὶ δαπανᾷν τῶν δημοσίων, ὅσα προθεῖντο, παρεπομένου Ταμίου, καὶ πᾶν τὸ προσταχθὲν ἑτοίμως ποιοῦντος. Ὥστ' εἰκότως εἰπεῖν ἄν, ὅτε τις εἰς ταύτην ἀποβλέψειε τὴν μερίδα, διότι μοναρχικὸν ἁπλῶς καὶ βασιλικόν ἐστι τὸ πολίτευμα. Εἰ δέ τινα τούτων, ἢ τῶν λέγεσθαι μελλόντων, λήψεται μετάθεσιν, ἢ κατὰ τὸ παρὸν, ἢ μετά τινα χρόνον, οὐδὲν ἂν εἴη πρὸς τὴν νῦν ὑφ' ἡμῶν λεγομένην ἀπόφασιν.

γ'. Καὶ μὴν ἡ Σύγκλητος πρῶτον μὲν ἔχει τὴν τοῦ ταμιείου κυρίαν· καὶ γὰρ τῆς εἰσόδου πάσης αὕτη κρατεῖ, καὶ τῆς ἐξόδου παραπλησίως. οὔτε γὰρ εἰς τὰς κατὰ μέρος χρείας οὐδεμίαν ποιεῖν ἔξοδον οἱ Ταμίαι δύνανται, χωρὶς τῶν τῆς Συγκλήτου δογμάτων, πλὴν τὴν εἰς τοὺς Ὑπάτους. τῆς δὲ παρὰ πολὺ τῶν ἄλλων ὁλοσχερεστάτης καὶ μεγίστης δαπάνης, ἣν οἱ Τιμηταὶ ποιοῦσιν εἰς τὰς ἐπισκευὰς καὶ κατασκευὰς τῶν δημοσίων κατὰ πενταετηρίαν, ταύτης ἡ Σύγκλητός ἐστι κυρία, καὶ διὰ ταύτης γίνεται τὸ συγχώρημα τοῖς Τιμηταῖς. Ὁμοίως καὶ, ὅσα τῶν ἀδικημάτων, τῶν κατ' Ἰταλίαν, προσδεῖται δημοσίας ἐπισκέψεως, λέγω δὲ, οἷον προδοσίας, συνωμοσίας, φαρμακείας, δολοφονίας, τῇ Συγκλήτῳ μέλει περὶ τούτων. πρὸς δὲ τούτοις, εἴ τις ἰδιώτης ἢ πόλις τῶν κατὰ τὴν Ἰταλίαν διαλύσεως, ἢ ἐπιτιμήσεως, ἢ βοηθείας, ἢ φυλακῆς προσδεῖται, τούτων πάντων ἐπιμελές ἐστι τῇ Συγκλήτῳ. καὶ μὴν, εἰ τῶν ἐκτὸς Ἰταλίας πρός τινας ἐξαποστέλλειν δέοι πρεσβείαν τινὰ, ἢ διαλύσουσάν τινας, ἢ παρακαλέσουσαν, ἢ καὶ, νὴ Δία, ἐπιτάξουσαν, ἢ παραληψομένην, ἢ πολεμεῖν ἐπαγγέλλουσαν, αὕτη

ποιεῖται τὴν πρόνοιαν. ὁμοίως δὲ καί, τῶν παραγινομένων εἰς Ῥώμην πρεσβειῶν ὡς δέον ἐστὶν ἑκάστοις χρῆσθαι, καὶ ὡς δέον ἐστὶν ἀποκριθῆναι, πάντα ταῦτα χειρίζεται διὰ τῆς Συγκλήτου. πρὸς δὲ τὸν Δῆμον καθάπαξ οὐδέν ἐστι τῶν προειρημένων. Ἐξ ὧν πάλιν, ὁπότε τις ἐπιδημήσαι, μὴ παρόντος Ὑπάτου, τελείως ἀριστοκρατικὴ φαίνεται ἡ πολιτεία· ὃ δὴ καὶ πολλοὶ τῶν Ἑλλήνων, ὁμοίως δὲ καὶ τῶν βασιλέων, πεπεισμένοι τυγχάνουσι, διὰ τὸ τὰ σφῶν πράγματα σχεδὸν πάντα πρὸς τὴν Σύγκλητον κυροῦν.

δ'. Ἐκ δὲ τούτων τίς οὐκ ἂν εἰκότως ἐπιζητήσειε, ποία καὶ τίς ποτέ ἐστιν ἡ τῷ Δήμῳ καταλειπομένη μερὶς ἐν τῷ πολιτεύματι; τῆς μὲν Συγκλήτου τῶν κατὰ μέρος, ὧν εἰρήκαμεν, κυρίας ὑπαρχούσης, τὸ δὲ μέγιστον, ὑπ' αὐτῆς καὶ τῆς εἰσόδου καὶ τῆς ἐξόδου χειριζομένης ἁπάσης· τῶν δὲ στρατηγῶν Ὑπάτων πάλιν αὐτοκράτορα μὲν ἐχόντων δύναμιν περὶ τὰς τοῦ πολέμου παρασκευάς, αὐτοκράτορα δὲ τὴν ἐν τοῖς ὑπαίθροις ἐξουσίαν. Οὐ μὴν ἀλλὰ καταλείπεται μερὶς καὶ τῷ Δήμῳ, καὶ καταλείπεταί γε βαρυτάτη. Τιμῆς γάρ ἐστι καὶ τιμωρίας ἐν τῇ πολιτείᾳ μόνος ὁ Δῆμος κύριος, οἷς συνέχονται μόνοις καὶ δυναστεῖαι, καὶ πολιτεῖαι, καὶ συλλήβδην πᾶς ὁ τῶν ἀνθρώπων βίος. Παρ' οἷς γὰρ ἢ μὴ γινώσκεσθαι συμβαίνει τὴν τοιαύτην διαφοράν, ἢ γινωσκομένην χειρίζεσθαι κακῶς, παρὰ τούτοις οὐδὲν οἷόν τε κατὰ λόγον διοικεῖσθαι τῶν ὑφεστώτων. πῶς γὰρ εἰκός, ἐν ἴσῃ τιμῇ ὄντων τῶν ἀγαθῶν τοῖς κακοῖς; Κρίνει μὲν οὖν ὁ Δῆμος καὶ διαφόρου πολλάκις, ὅταν ἀξιόχρεων ᾖ τὸ τίμημα τῆς ἀδικίας, καὶ μάλιστα τοὺς τὰς ἐπιφανεῖς ἐσχηκότας ἀρχάς· θανάτου δὲ κρίνει μόνος. Καὶ γίνεταί τι περὶ ταύτην τὴν χρείαν παρ' αὐτοῖς ἄξιον ἐπαίνου καὶ μνήμης· τοῖς γὰρ θανάτου κρινομένοις, ἐὰν καταδικάζωνται, δίδωσι τὴν ἐξουσίαν τὸ παρ' αὐτοῖς

ἔθος ἀπαλλάττεσθαι φανερῶς, κἂν ἔτι μία λείπηται φυλὴ τῶν ἐπικυρουσῶν τὴν κρίσιν ἀψηφοφόρητος, ἑκούσιον ἑαυτοῦ καταγνόντα φυγαδείαν. ἔστι δ' ἀσφάλεια τοῖς φεύγουσιν ἔν τε τῇ Νεαπολιτῶν, καὶ Πραινεστινῶν, ἔτι δὴ Τιβουρηνῶν πόλει, καὶ ταῖς ἄλλαις, πρὸς ἃς ἔχουσιν ὅρκια. Καὶ μὴν τὰς ἀρχὰς ὁ Δῆμος δίδωσι τοῖς ἀξίοις· ὅπερ ἐστὶ κάλλιστον ἆθλον ἐν πολιτείᾳ καλοκαγαθίας. Ἔχει δὲ τὴν κυρίαν καὶ περὶ τῆς τῶν νόμων δοκιμασίας· καὶ τὸ μέγιστον, ὑπὲρ εἰρήνης οὗτος βουλεύεται καὶ πολέμου. Καὶ μὴν περὶ συμμαχίας, καὶ διαλύσεως, καὶ συνθηκῶν, οὗτός ἐστιν ὁ βεβαιῶν ἕκαστα τούτων, καὶ κύρια ποιῶν, ἢ τοὐναντίον. Ὥστε πάλιν ἐκ τούτων εἰκότως ἄν τινα εἰπεῖν, ὅτι μεγίστην ὁ Δῆμος ἔχει μερίδα, καὶ δημοκρατικόν ἐστι τὸ πολίτευμα.

ε΄. Τίνα μὲν οὖν τρόπον διῄρηται τὰ τῆς πολιτείας εἰς ἕκαστον εἶδος, εἴρηται· τίνα δὲ τρόπον ἀντιπράττειν βουληθέντα, καὶ συνεργεῖν ἀλλήλοις πάλιν, ἕκαστα τῶν μερῶν δύναται, νῦν ῥηθήσεται. Ὁ μὲν γὰρ Ὕπατος, ἐπειδὰν τυχὼν τῆς προειρημένης ἐξουσίας ὁρμήσῃ μετὰ τῆς δυνάμεως, δοκεῖ μὲν αὐτοκράτωρ εἶναι πρὸς τὴν τῶν προκειμένων συντέλειαν· προσδεῖται δὲ τοῦ Δήμου, καὶ τῆς Συγκλήτου, καὶ χωρὶς τούτων ἐπὶ τέλος ἄγειν τὰς πράξεις οὐχ ἱκανός ἐστι. Δῆλον γὰρ, ὡς δεῖ μὲν ἐπιπέμπεσθαι τοῖς στρατοπέδοις ἀεὶ τὰς χορηγίας, ἄνευ δὲ τοῦ τῆς Συγκλήτου βουλήματος οὔτε σῖτος, οὔτε ἱματισμὸς, οὔτε ὀψώνια δύναται χορηγεῖσθαι τοῖς στρατοπέδοις· ὥστ' ἀπράκτους γίνεσθαι τὰς ἐπιβολὰς τῶν ἡγουμένων, ἐθελοκακεῖν καὶ κωλυσιεργεῖν προθεμένης τῆς Συγκλήτου. Καὶ μὴν τό γ' ἐπιτελεῖς ἢ μὴ γίνεσθαι τὰς ἐπινοίας καὶ προθέσεις τῶν στρατηγῶν ἐν τῇ Συγκλήτῳ κεῖται· τοῦ γὰρ ἐπαποστεῖλαι στρατηγὸν ἕτερον, ἐπειδὰν ἐνιαύσιος διέλθῃ χρόνος, ἢ τὸν ὑπάρχοντα ποιεῖν ἐπίμονον, ἔχει τὴν δύναμιν αὕτη. Καὶ μὴν τὰς ἐπιτυχίας

τῶν ἡγουμένων ἐκτραγῳδῆσαι καὶ συναυξῆσαι, καὶ πάλιν ἀμαυρῶσαι καὶ ταπεινῶσαι, τὸ Συνέδριον ἔχει τὴν δύναμιν· τοὺς γὰρ προσαγορευομένους παρ' αὐτοῖς θριάμβους, δι' ὧν ὑπὸ τὴν ὄψιν ἄγεται τοῖς πολίταις ὑπὸ τῶν στρατηγῶν ἡ τῶν κατειργασμένων πραγμάτων ἐνάργεια, τούτους οὐ δύνανται χειρίζειν, ὡς πρέπει, ποτὲ δὲ τὸ παράπαν οὐδὲ συντελεῖν, ἐὰν μὴ τὸ Συνέδριον συγκατάθηται, καὶ δῷ τὴν εἰς ταῦτα δαπάνην. Τοῦ γε μὴν Δήμου τὸ διαλύεσθαι καὶ λίαν αὐτοῖς ἀναγκαῖόν ἐστι, κἂν ὅλως ἀπὸ τῆς οἰκίας τύχωσι πολὺν τόπον ἀφεστῶτες· ὁ γὰρ τὰς διαλύσεις καὶ συνθήκας ἀκύρους καὶ κυρίας ποιῶν, ὡς ἐπάνω προεῖπον, οὗτός ἐστιν. Τὸ δὲ μέγιστον, ἀποτιθεμένους τὴν ἀρχὴν ἐν τούτῳ δεῖ τὰς εὐθύνας ὑπέχειν τῶν πεπραγμένων. Ὥστε κατὰ μηδένα τρόπον ἀσφαλὲς εἶναι τοῖς στρατηγοῖς ὀλιγωρεῖν μήτε τῆς Συγκλήτου μήτε τῆς τοῦ Πλήθους εὐνοίας.

ϛ'. Ἡ γε μὴν Σύγκλητος πάλιν, ἡ τηλικαύτην ἔχουσα δύναμιν, πρῶτον μὲν ἐν τοῖς κοινοῖς πράγμασιν ἀναγκάζεται προσέχειν τοῖς Πολλοῖς, καὶ στοχάζεσθαι τοῦ Δήμου· τὰς δ' ὁλοσχερεστάτας καὶ μεγίστας ζητήσεις καὶ διορθώσεις τῶν ἁμαρτανομένων κατὰ τὰς πολιτείας, οἷς θάνατος ἀκολουθεῖ τὸ πρόστιμον, οὐ δύναται συντελεῖν, ἂν μὴ συνεπικυρώσῃ τὸ προβεβουλευμένον ὁ Δῆμος. Ὡμοίως δὲ καὶ περὶ τῶν εἰς ταύτην ἀνηκόντων. Ἐὰν γάρ τις εἰσφέρῃ νόμον, ἢ τῆς ἐξουσίας ἀφαιρούμενός τι, τῆς ὑπαρχούσης τῇ Συγκλήτῳ κατὰ τοὺς ἐθισμούς, ἢ τὰς προεδρίας καὶ τιμὰς καταλύων αὐτῶν, ἢ καί, νὴ Δία, ποιῶν ἐλαττώματα περὶ τοὺς βίους· πάντων ὁ Δῆμος γίνεται τῶν τοιούτων καὶ θεῖναι, καὶ μή, κύριος. Τὸ δὲ συνέχον, ἐὰν εἷς ἐνίστηται τῶν Δημάρχων, οὐχ οἷον ἐπὶ τέλος ἄγειν τι δύναται τῶν διαβουλίων ἡ Σύγκλητος, ἀλλ' οὐδὲ συνεδρεύειν ἢ συμπορεύεσθαι τὸ παράπαν. Ὀφείλουσι δὲ ἀεὶ ποιεῖν οἱ Δήμαρχοι τὸ δοκοῦν τῷ Δήμῳ, καὶ μάλιστα

στοχάζεσθαι τῆς τούτου βουλήσεως. Διὸ πάντων τῶν προειρημένων χάριν δέδιε τοὺς Πολλοὺς, καὶ προσέχει τον νοῦν τῷ Δήμῳ ἡ Σύγκλητος.

ζ΄. Ὁμοίως γε μὴν πάλιν ὁ Δῆμος ὑπόχρεώς ἐστι τῇ Συγκλήτῳ, καὶ στοχάζεσθαι ταύτης ὀφείλων, καὶ κοινῇ καὶ κατ' ἰδίαν. Πολλῶν γὰρ ἔργων ὄντων, τῶν ἐκδιδομένων ὑπὸ τῶν Τιμητῶν διὰ πάσης Ἰταλίας, εἰς τὰς ἐπισκευὰς καὶ κατασκευὰς τῶν δημοσίων, ἅ τις οὐκ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως, πολλῶν δὲ ποταμῶν, λιμένων, κηπίων, μετάλλων, χώρας· συλλήβδην ὅσα πέπτωκεν ὑπὸ τὴν Ῥωμαίων δυναστείαν· πάντα χειρίζεσθαι συμβαίνει τὰ προειρημένα διὰ τοῦ Πλήθους, καὶ σχεδὸν, ὡς ἔπος εἰπεῖν, πάντας ἐνδεδέσθαι ταῖς ὠναῖς καὶ ταῖς ἐργασίαις ταῖς ἐκ τούτων. Οἱ μὲν γὰρ ἀγοράζουσι παρὰ τῶν Τιμητῶν αὐτοὶ τὰς ἐκδόσεις, οἱ δὲ κοινωνοῦσι τούτοις, οἱ δ' ἐγγυῶνται τοὺς ἠγορακότας, οἱ δὲ τὰς οὐσίας διδόασιν περὶ τούτων εἰς τὸ δημόσιον· ἔχει δὲ περὶ πάντων τῶν προειρημένων τὴν κυρίαν τὸ Συνέδριον· καὶ γὰρ χρόνον δοῦναι, καὶ συμπτώματος γενομένου κουφίσαι, καὶ τὸ παράπαν, ἀδυνάτου τινὸς συμβάντος, ἀπολῦσαι τῆς ἐργωνίας· καὶ πολλὰ δή τινά ἐστιν, ἐν οἷς καὶ βλάπτει μεγάλα, καὶ πάλιν ὠφελεῖ τοὺς τὰ δημόσια χειρίζοντας ἡ Σύγκλητος· ἡ γὰρ ἀναφορὰ τῶν προειρημένων γίνεται πρὸς ταύτην. Τὸ δε μέγιστον, ἐκ ταύτης ἀποδίδονται κριταὶ τῶν πλείστων καὶ τῶν δημοσίων καὶ τῶν ἰδιωτικῶν συναλλαγμάτων, ὅσα μέγεθος ἔχει τῶν ἐγκλημάτων. Διὸ πάντες εἰς τὴν ταύτης πίστιν ἐνδεδεμένοι, καὶ δεδιότες τὸ τῆς χρείας ἄδηλον, εὐλαβῶς ἔχουσι πρὸς τὰς ἐνστάσεις καὶ τὰς ἀντιπράξεις τῶν τῆς Συγκλήτου βουλημάτων. Ὁμοίως δὲ καὶ πρὸς τὰς τῶν Ὑπάτων ἐπιβολὰς δυσχερῶς ἀντιπράττουσιν, διὰ τὸ κατ' ἰδίαν καὶ κοινῇ πάντας ἐν τοῖς ὑπαίθροις ὑπὸ τὴν ἐκείνων πίπτειν ἐξουσίαν.

ή. Τοιαύτης δ' οὔσης τῆς ἑκάστου τῶν μερῶν δυνάμεως, εἰς τὸ καὶ βλάπτειν καὶ συνεργεῖν ἀλλήλοις· πρὸς πάσας συμβαίνει τὰς περιστάσεις δεόντως ἔχειν τὴν ἁρμογὴν αὐτῶν, ὥστε μὴ οἷόν τ' εἶναι, ταύτης εὑρεῖν ἀμείνω πολιτείας σύστασιν. Ὅταν μὲν γάρ τις ἔξωθεν κοινὸς φόβος ἐπιστὰς ἀναγκάσῃ σφᾶς συμφρονεῖν καὶ συνεργεῖν ἀλλήλοις· τηλικαύτην καὶ τοιαύτην· συμβαίνει γίνεσθαι τὴν δύναμιν τοῦ πολιτεύματος, ὥστε μηδὲ παραλείπεσθαι τῶν δεόντων μηδὲν, ἅτε περὶ τὸ προσπεσὸν ἀεὶ πάντων ὁμοῦ ταῖς ἐπινοίαις ἁμιλλωμένων· μήτε τὸ κριθὲν ὑστερεῖν τοῦ καιροῦ, κοινῇ καὶ κατ' ἰδίαν ἑκάστου συνεργοῦντος πρὸς τὴν τοῦ προκειμένου συντέλειαν. διόπερ ἀνυπόστατον συμβαίνει γίνεσθαι, καὶ παντὸς ἐφικνεῖσθαι τοῦ κριθέντος, τὴν ἰδιότητα τοῦ πολιτεύματος. Ὅταν γε μὴν πάλιν, ἀπολυθέντες τῶν ἐκτὸς φόβων, ἐνδιατρίβωσι ταῖς εὐτυχίαις καὶ περιουσίαις, ταῖς ἐκ τῶν κατορθωμάτων, ἀπολαύοντες τῆς εὐδαιμονίας, καὶ ὑποκολακευόμενοι καὶ ῥαθυμοῦντες τρέπωνται πρὸς ὕβριν, καὶ πρὸς ὑπερηφανίαν, ὃ δὴ φιλεῖ γίγνεσθαι· τότε καὶ μάλιστα συνιδεῖν ἐστι αὐτὸ παρ' αὐτοῦ ποριζόμενον τὸ πολίτευμα τὴν βοήθειαν. ἐπειδὰν γὰρ ἐξοιδοῦν τι τῶν μερῶν φιλονεικῇ, καὶ πλέον τοῦ δέοντος ἐπικρατῆται· δῆλον, ὡς, οὐδενὸς ἀρτιτελοῦς ὄντος κατὰ τὸν ἄρτι λόγον, ἀντισπᾶσθαι δὲ καὶ παραποδίζεσθαι δυναμένης τῆς ἑκάστου προθέσεως ὑπ' ἀλλήλων, οὐδὲν ἐξοιδεῖ τῶν μερῶν, οὐδ' ὑπερφρονεῖ· πάντα γὰρ ἐμμένει τοῖς ὑποκειμένοις, τὰ μὲν κωλυόμενα τῆς ὁρμῆς, τὰ δὲ ἐξ ἀρχῆς δεδιότα τὴν ἐκ τοῦ πέλας ἐπίστασιν.

NOTAE PHILOLOGICAE

AD

ANALECTORUM GRAECORUM MAJORUM

TOMUM PRIOREM,

IN GRATIAM

STUDIOSAE JUVENTUTIS.

EDITIO QUARTA AMERICANA,

PRIORIBUS EMENDATIOR.

NOTAE PHILOLOGICAE

AD

EXCERPTA HISTORICA.

I. NOTAE IN HERODOTUM.

1. EX HERODOTO.] Analecta haec auspicari visum est ab Excerptis quibusdam ex Herodoto, historicorum Graecorum, qui hodiè extant, vetustissimo; quod tamen nihil obstat, quo minùs studiosae juventuti praelecturus initium potiùs sumat ab iis, quae ex Xenophontis *Anabasi* vel *Cyropaediâ* infrà exhibentur. Herodotus enim, qui Ionicâ dialecto scripsit, studium linguae Graecae ingredientibus vix unquam, in ipso limine, proponitur. Natus est Olymp. LXXIV. 1. ante C. N. 484. U. C. 270. [Vid. Fabricii Biblioth. Gr. L. II. c. 20. Vol. II. pag. 329. Edit. Got. Chr. Harles, 1791.] Ortus est Halicarnasso Cariae urbe, undè Halicarnassei nomen adeptus est. Haud obscuro loco natus, patrem quidem habuit Lyxen, matrem autem Dryonem nomine. Optimis disciplinis, ut verisimile est, institutus, quum ad virilem aetatem pervenisset, tyrannidem Lygdamidis aegrè ferens, Halicarnasso discessit, séque in insulam Samum recepit, ut ibi scribendi studio vacaret. Quo tamen meliùs historiam suam conderet, varias regiones peregrinans lustrabat, et, in Samum tandem reversus, quae summâ diligentiâ undique collegerat, scriptis consignare occepit. Circiter hoc tempus, oblatâ occasione patriam tyrannico dominatu liberandi, domum rediit. Ejus imprimis opere expulsus est Lygdamis, et Halicarnassus in libertatem vindicata. Odio autem et invidiâ quorundam factiosorum hominum vexatus, patriae iterùm valedixit, inque Graeciam profectus est. Commodè tunc temporis obvenit, ut omnis Graecia, ad Olympiam congregata, certamina solennia celebraret. Illùc properavit Herodotus; et, historiis suis, in consessu Graecorum frequentissimo, recitatis, summo cum omnium plausu exceptus est. Ibi adfuit Thucydides, cum patre suo Oloro, admodum adolescens; qui, dum audiret Herodotum recitantem, nobili quadam aemulatione commotus, lacrymas profudisse dicitur. Quod quum observâsset Herodotus, Olorum compellans, laudabat ejus filium, qui tantum amorem in bonas literas tam maturè ostendisset. Profectus Athenas, ibi historiae suae libros iterùm recitavit; idque die festo Panathenaeorum anni tertii Olymp. LXXXIII. Sub hoc tempus Atheniensium coloniae, Thurium in magnam Graeciam deducendae, ultrò se comitem addidit; unde Thurius interdum dictus est. Ibi historiam suam recensuit et quibusdam auctariis instruxit. Utrùm verò apud Thurium diem supremum obierit, necne,

3. minùs convenit inter auctores. Ex scriptis ejus ad nos tantùm pervenere historiarum libri IX, Musarum nominibus inscripti: Nam vitam Homeri, quae aliquandiu sub ejus nomine circumferebatur, ab eo jam tandem abjudicârunt eruditi. Quod autem ad Historiae fidem attinet, non defuere, qui veri amorem, sine quo historici nomen nullum est, in Herodoto valdè desiderârunt. Etsi non negandum multa huic Scriptori inesse, quae planè sunt fabulosa, omnique adeò fide indigna; sunt tamen plurima, de quibus nullus omninò dubitationi locus est. Atqui de fabulosis Herodoti narratiunculis observare liceat, illum id esse officii sui putâsse videri, ut, quae fando audiverat, ea lectoribus narraret, non tamen eo consilio, ut ipsas fabellas pro veris historiis acciperent; sed ut id tantùm verum esse crederent, illum ab aliis eas narratas audivisse. Neque cuivis hoc mirum esse debet, secum reputanti, quàm lectu jucundae sint, etiam hisce temporibus, veterum Graecorum fabulae; Herodotúmque medias quasi partes inter historicum et poëtam heroicum sustinuisse. Inepti sunt igitur, qui ei id vitio vertunt, quod, quum de rebus gestis antiquissimis historiam conderet, cujus magnam partem ab ore hominum accipere necesse fuit, fidem iis debitam, qui historias suas ex gentium nationúmque tabulis publicis, aliisque monumentis, scripturâ asservatis, exhauserint, ubique non assecutus fuerit.—De hoc historiae Patre qui plura velit, adeat Fabricii Biblioth. Gr. Lib. II. cap. 20; Vossium de historicis Graecis, cap. 3; Harlesii Introd. in Hist. Ling. Gr. p. 108; Wesselingii Praef. in suam Herod. Hist. Edit. aliumque apparatum, quo instructus est iste liber; Saxii Onomast. literar. caeterósque auctores ibi indicatos; *Memoires de l' Académie des Inscript. et B. Lettres*, tom. XIX. Edit. Paris.

EDITIONES HERODOTI.

1 Herodoti Halicarnassei Historiarum libri IX. Graecè. *Venetiis, apud Aldum*, 1502, *in fol.* [Haec est editio princeps, Graecè. Prodierant primùm Latinè, interprete Laurentio Valla. *Venetiis*, 1474, *in fol.*]

2. ———————— Graecè. *Basileae, apud Jo. Hervagium*, 1541. *in fol.*

Camerarii praefationem habet Ed. 1541, in Bibl. Harv. P.

3 ———————— Graecè. Cum praefatione Joachimi Camerarii. *Basileae, apud Jo. Hervagium*, 1557, *in fol.*

4. ———————— et de vitâ Homeri libellus, Graecè, recogniti ab H. Stephano. *Apud ipsum Steph.* 1570. [Huic editioni addita est Laurentii Vallae interpretatio Latina, et libelli de vitâ Homeri versio Conradi Heresbachii, utraque ab H. Steph. recognita, &c. *Apud ipsum Steph.* 1566, *in fol.*]

5. ———————— iterum editi, cum versione castigatâ, et variis accessionibus ab eodem Stephano. *Apud ipsum Steph.* 1592, *in fol.*

6. ———————— editi à Gothofredo Jungermano, Graecè et Latinè. *Francof.* 1608, *in fol.* [Stephani editioni praeclara quaedam adjecit Jungermanus, librosque Herodoti in capita divisit, &c.]

7. ———————— Graecè et Latinè. *Genevae*, 1618, *in fol.* [Haec est repetitio Jungermanianae, quibusdam, non semper in meliora, mutatis. Valdè suspicor hanc eandem esse cum eâ, quae praefert nom. *Paul. Steph. Par. eod. ann.*] " Vid. not. seq. P.

Genevae, Oliva Pauli Stephani. Jungermaniana II. 1618. Vide 3 Borheck, &c. Utraque adeat, I, II; at utraque titulis manca. P.

8. Herodoti Halicarnassei Historiarum libri IX, editi à Thomâ Gale, *Londini*, 1679, *in fol.* [Editor multis locupletavit editionem Jungerm. usus duobus MSS. codicibus, altero Archiepiscopi Cantuariensis, Collegii Etonensis altero.]

9. ———————— et de vitâ Homeri. Gr. Lat. cum notis Jac. Gronovii, &c. *Lugduni Bat.* 1715, *in fol.* [Haec edit. Gronoviana votis Eruditorum minùs satisfecit. Effraenata ista jactantia, quâ MStum Mediceum, licet non optimae notae, laudibus ad coelum effert, risum et contemptum doctorum hominum movit.]

10. ———————— ex editione Jac. Gronovii, [sine notis.] Tomis IX. *Glasguae*, 1761, *in* 12*mo*.

11. ———————— Musarum nominibus inscripti, Gr. Lat. &c. Edit. curavit, et suas, itemque Lud. Casp. Valckenarii, notas adjecit Petrus Wesselingius,—&c. *Amstelod.* 1763, *in fol.* [Haec est omnium editionum, quae lucem adhuc viderunt, praestantissima.]

12. ———————— Textus Wesselingianus passim refictus, &c. Accedunt volumine altero nova interpretatio Latina et index rerum: volumine tertio animadversiones et lexicon Herodoteum. Operâ Frid. Wolfgangi Reizii. *Lipsiae*, 1778, *in* 8*vo*. [Defuncto editore, haec edit. imperfecta relicta est.]

Reizius IV libros, Graece, edidit: Shaeferus V reliquos adjecit, Gr. nec plura. *Lipsiae*, 1800. II Vol. vel Part. P.

Idem Godofr. Henr. Shaefer, "suo nomine," Libros VIII edidit, Gr. III Tom. 8vo. *Lipsiae*, ann. 1800, 1801, 1803. Librum IX nuper additum esse audio. P.

13. Herodoti Halicarnassei et Ctesii Cnidii quae extant opera et fragmenta. Gr. ex recensione Petri Wesselingii. Curavit A. C. Borheck. *Lemgov.* 1781, *in maj.* 8*vo*. ["Lat. idem vertit addiditque Gattereri Comm. de ordine et consilio Herodoti, tom. II." HARLES.]

Editio altera, vel "nova recensio," a Borheck, prodiit, Gr. Tom. III, 8vo. *Lemgoviae*, 1808. Ejusdem Apparatus ad Herodotum, &c. Tom. V, ann. 1795—1798. *Lemgoviae*. P.

14. Herodotus Graecè et Latinè. Apud Gul. Laing. *Edinb. in* 8*vo*. 1807. [Minori formâ est, at pulcherrima, tractatúque commodissima.]

15. Herodoti Musae, sive Historiarum Libri IX. Ad veterum codicum fidem denuo recensuit, lectionis varietate continua, interpretatione Latina, adnotationibus Wesselingii et Valckenarii aliorumque et suis illustravit Johannes Schweighaeuser, in Acad. Argent. et Sem. Prot. Literar. Graec. Prof. Academiae Reg. Inscript. et Hum. Literar. Adscr. *Argentorati et Parisiis*, 1816. VI Tom. XI Part. P.

*** Haec Excerpta ad fidem Edit. Wesselingii expressa sunt, interpunctione tantùm exceptâ, quam in plurimis locis immutare visum est.

2. *Ex τῆς ΚΛΕΙΟΥΣ.*] Hoc est—*Ex libro primo, qui inscribitur* CLIO. Verùm quo tempore Libri IX Historiarum Herodoti Musarum nominibus inscripti essent, non liquidò constat. Verisimile est eos ita insignitos esse, quum ab auctore Athenis recitabantur. Utcunque sit, nihil simplicius, nihil hisce Musis jucundius, inter veterum monumenta, facilè reperies. "Oratio Herodoti [verba sunt Camerarii] elegans est, et Ionicae linguae propriâ quadam facilitate, sine omni "sinu veluti anfractibus, defluens."

3\. 3. *Ἐτυράννευε—Κορίνθου*] *Tyrannus erat*, vel *rex*, *Corinthi* Anglicè, *was king of Corinth*. *Τυραννεύω*, atque multa alia ejusmodi verba habent post se genit. vel dativ. Valet nempè *τυραννεύω* idem ac *τύραννος εἰμὶ*, *tyrannus*, *rex sum*.

4\. *τῷ*] *cui*. Dat. s. m. articuli. Sed notandum, articulum saepissimè usurpari, non solùm apud Herodotum, sed etiam apud Homerum, aliosque scriptores Ionicos, vice pronominis relativi, [vel artic. postpos.] quod est *ὅς*, *ἥ*, *ὅ*, *qui*, *quae*, *quod*.

5\. *σφι*] *his*; vel *ipsis*: pro *σφίσι*, d. pl. cujus nominativ. s. est *ὅς*, pronomen scil. substantivum tertiae personae; gen. *οὗ*, *&c.* Errant planè Grammatici, qui exhibent *οὗ*, *sui*, perinde ac nominativo careret; cum re verâ *οὗ* saepe significet non solùm *sui*, sed etiam *ipsius*. [Vide Xen. Anab. p. 82. Edit. Hutch. 4to. infrà, p. 113. l. 12. item Iliad. β', 11.] Caeterum *σφι* regitur à praep. *σὺν* subintellectâ

6\. *ἐν τῷ βίῳ*,] *τῷ δὴ—ἐν τῷ βίῳ*.—Eodem ferè modo Latinè dicitur, *cui quidem in vitâ*; quod idem sonat ac *cujus quidem in vitâ*: Sed Lingua Latina caret Articulo. Angli dicunt, *in whose time*, *during whose life*: Ad verbum, *in the life to whom*.

7\. *παραστῆναι*·] à verbo *παρίστημι*, *sisto*, *exhibeo*, &c. item, *usu venio*, *obtingo*; subintellecto scilicet pronomine reciproco, adeo ut, non solum in hoc, sed in multis aliis verbis, vox activa vicem vocis mediae interdum supplere videatur; sic, *λέγουσι—θῶυμα μέγιστον παραστῆναι*, (supple *ἑαυτὸ*, vel Ionicè *ἑωυτὸ*,) *dicunt portentum maximum obtigisse*, (vel *se exhibuisse*.) Vide infrà ad p. 23. n. 3.

Schweighaeuser *θῶυμα*, *ἑωυτὸ*, &c. scripsit. P.

8\. *ΑΡΙΟΝΑ—ἐξενειχθέντα*—] i. e. *λέγουσι Ἀρίονα ἐξενειχθέντα*, quod idem est ac *λέγουσι Ἀρίονα ἐξενειχθῆναι*, *dicunt Arionem evectum esse*—scil. *è Tarento*, [*è mari*, P.] ut infra. *ἐπὶ δελφῖνος—ἐπὶ Ταίναρον*, *delphino insidentem——ad Taenaron*. Nimirum, *ἐπὶ* regens genit. significat *quietem in*, Angl. *rest* UPON: eadem autem regens accusat. notat *motum in*, vel *ad*, Angl. *motion directed* UPON, *motion* TOWARDS.

9\. *οὐδενὸς δεύτερον*·] *nemini secundum*.

10\. *διθύραμβον*,] Carmen Baccho praesertim dicatum, qui et ipse *Διθύραμβος* vocatur. Carminis genus, verbis pariter ac rebus, ordinéque audax, et ebriorum licentiae quàm modestiae sobriae propinquius. Plura volentibus dabit ad Pind. Olymp. p. 307. seq. Erasmus Schmidius. GESNER. "Olymp. XIII. 27. P.

11\. *τῶν ἡμεῖς ἴδμεν*,] *quos novimus*, *τῶν* pro relativo *ὧν*, uti paulò suprà; et apud Graecos "Relat. concordat cum Antecedente, non "solùm in genere et numero, verùm saepè etiam in casu." Vide *ἴδμεν* in Append. Vocum Ionicarum.

12\. *τὸν πολλὸν τοῦ χρόνου*] Angl. *much of his time*. De Articulo reddito per pron. possess. vide infrà ad n. 16. *πολλὸς*, *multus*, saepè flectitur regulariter apud Ionicos scriptores; *πολλὸν* in accus. vulgò *πολύν*

13\. '*Ορμᾶσθαι μὲν νυν ἐκ Τάραντος*,] Eum *igitur in eo esse ut proficisceretur Tarento*;—Angl. *That therefore he was setting out from Tarentum*.—*νυν*, sine accentu, idem Ionicè quod *οὖν*, *igitur*; sed *νῦν*. *nunc*. *Τάραντος*, à nominat. *Τάρας*. Verùm observandum est, per totam hanc de Arione narratiunculam, identidèm subaudiendam esse vocem *λέγουσι*

14 *μισθώσασθαι πλοῖον*] *navigium mercede conduxisse*;—Angl

hired a vessel. Notanda est hîc significatio vocis mediae: *μισθόω*, *mercede loco*, *μισθόομαι* in v. mediâ, *mercede conduco*.

15. *Τοὺς δὲ*,] *Τοὺς Κορινθίους* nempè; *ἐν τῷ πελάγει*, Angl. *at sea.*

16. *ἔχειν τὰ χρήματα.*] supple *ἐκείνου.*—Angl. *to get his money.* Quando enim articulus redditur per pronomen possessivum, est scil. per ellipsin cujusdam pronominis.

17. *Τὸν δὲ*,] *Αρίονα* nempè; *συνέντα τοῦτο, λίσσεσθαι, χρήματα μὲν προΐέντα σφι, ψυχὴν δὲ παραιτεόμενον.* *Illum autem, hoc intellecto, orâsse, divitias quidem ipsis tradentem, vitam vero enixè rogantem.* Angl. *And that he, having learned this, prayed, on the one hand, giving up to them his money, and on the other hand, earnestly begging his life.* *αἰτέω, peto; αἰτέομαι* in v. mediâ, *aliquid mihi dari peto: παραιτέομαι, praeter modum peto aliquid mihi dari.*

1. *ἢ αὐτὸν διαχρᾶσθαί μιν*,] Angl. *either that he should kill himself.* 4 *χράομαι, utor, διαχράομαι, omninò utor, perficio, finio, interficio.* v. *μιν* in Append. Vocum Ionicarum.

2. *τὴν ταχίστην.*] i. e. *κατὰ τὴν ταχίστην ὁδόν.* Angl. *instantly.*

3. *Απειληθέντα—ἐς ἀπορίην*,] Angl. *being driven by threats into an inextricable difficulty. ἀπορία*, Ion. *ἀπορίη, inopia consilii, difficultas, status ex quo nullus est transitus. ἀπορέω*, Angl. *I am in an inextricable difficulty, I am at a loss*, &c. ex *ἀ* priv. et *πόρος, transitus.* Caeterùm pro *ἀπειληθέντα*, ab *ἀπειλέω, minor, comminor*, vir doctus J. M. Gesnerus legendum conjicit *ἀπελαθέντα*, ab *ἀπελαύνω, expello, abigo.*

4. *περιϊδέειν αὐτὸν*,] *pati—ut paterentur eum. περιείδω*, (unde *περιϊδέειν*, Ion. aor. 2. inf. pro *περιϊδεῖν*,) propriè significat, *circumspicio; inde negligo, sino, patior.*

5. *ἐν τῇ σκευῇ πάσῃ*,] Angl. *completely arrayed.*

6. *ἑδωλίοισι*,] *ἑδώλια*, -ων, *τά, transtra et fori navium*, ab *ἕδος, sedes.*

7. *ἀείσας δὲ, ὑποδέκεσθαι*—] Syntaxis postulat—*ἀείσαντα δὲ, ὑποδέκεσθαι*—nam subauditur *λέγουσι*, ut suprà observatum. Sed ejusmodi *ἀνακόλουθα* saepè occurrunt apud alios optimos auctores. Vid. infrà ad p. 68. n. 5. *κατεργάζομαι, perago;* item, ut hîc, *interficio.*

8. *καὶ, τοῖσι*, &c.] Constructio hujus sententiae paulò difficilior est. Resolvi potest hoc modo: *καὶ—Atque illos—(τοῖσι γὰρ ἡδονὴν ἐσελθεῖν—namque eos voluptatem incessisse—εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ—siquidem audituri essent praestantissimum inter homines modulatorem) ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα—secessisse de puppe in mediam navem.*

9. *διεξελθεῖν νόμον τὸν ὄρθιον.*] *percurrisse carmen*, quod dicitur *Orthium.* Genus est modulationis musicae, sic fortè dictum, quod ejus carminis numeri quàm altissimâ et intentissimâ voce ferrentur; *ὄρθιον* enim Graeci dicunt, quod arduum est, et quàm altissimâ voce elevatum. Gesner. Vid. Gell. 16. 19. et Dion. Chrysostom. de Regno.

10. *ὡς εἶχε*,] supple *ἑαυτὸν*—*ut erat, ut se habebat.* [Vid. suprà ad p. 3. not. 7.]—*ὡς εἶχε, σὺν τῇ σκευῇ πάσῃ*—Angl. *accoutred as he was:* uti optimè exprimitur, apud celeberrimum poëtam scenicum, Gul. Shakspeare, in dramate suo, cui titulus *Julius Caesar.* Act. I. Sc. 2.

11. *οὐδαμῇ μετιέντα*,] *nullum in locum sinentem ire*—vel—*ne minimâ concessâ libertate.*

12. *ἀνακῶς*] Ionicum pro comm. *ἐπιμελῶς.* *Ανακῶς ἔχειν τινὸς*,

sollicitum esse de re aliqua, ut ea potiamur. UPTON. *Sollicitè aliquem expectare, et diligenter observare cavendi causa.* GESNER.

13. Ὡς δὲ ἄρα παρεῖναι αὐτοὺς, κληθέντας, ἱστορέεσθαι—] i. e. ὡς δὲ ἄρα παρεῖναι αὐτοὺς, λέγουσι, κληθέντας, ἱστορέεσθαι, *quo tempore ipsos, dicunt, adfuisse, vocatos, percontatum,* &c. Angl. *and at the time, at which* it is said *they arrived, upon being called, they were asked, &c.*

14. ὥσπερ ἔχων ἐξεπήδησε.] *eodem quo desiluisset habitu.* Ad verbum, *uti se habens desiluit.* Vid. suprà not. 10.

15. οὐκ ἔχειν] *non potuisse.* ἔχω saepe redditur *possum,* i. e. ἔχω δύναμιν.

16. ἐπὶ Ταινάρῳ,]. Angl. *near Taenarus.*

17. ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος.] Angl. *a man mounted on a dolphin.*

*** Latinè, ex HERODOTO, narravit hanc fabulam GELLIUS, xvi. 19. Consule etiam Ovid. Fastos, lib. II. ubi Arion, ob artem citharoedicam, egregiè laudatur. GESNER. Upton.

5. 1. *ΚΡΟΙΣΟΣ* καὶ *ΣΟΛΩΝ.*] Hoc est—CROESUS et SOLON.

2. Θρήϊκες, οἱ Θυνοί τε καὶ Βιθυνοί,] *Thraces,* in Asiâ, scil. qui vocabantur *Thyni* et *Bithyni,* uti ostendit vir doctus Larcherus, qui nuper Herodotum Gallicè fecit.

3. προσεπικτωμένου] praes. part. verbi προσεπικτάομαι, *possessionibus meis adjicio, insuper acquiro.*

4. ἐτύγχανον ἐόντες,] Vid. infrà ad p. 7. n. 5.

5. ὡς ἕκαστος αὐτέων ἀπικνέοιτο·] *quemadmodum singulis ut veniret accidit:* Angl. *just as they severally chanced to come.*

6. αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι·] Locutio elliptica, apud Graecos scriptores perquam familiaris, quae hoc modo suppleri potest: Αὐτοὶ Ἀθηναῖοι οὐκ ἦσαν τοιοῦτοι οἷοί τε οἱ ποιήσαντες αὐτό. Ad verbum, *ipsi Athenienses non tales erant quales etiam ii qui hoc faciunt ; i. e. ipsi Athenienses hoc facere non potuerunt.* Sic, εἰμὶ οἷός τε, *possum,* οὐκ εἰμὶ οἷός τε, *non possum,* οὐχ οἷόν τε ἐστὶν, *fieri non potest.* Vid. Coll. Gr. Min. ad. p. 24. n. 13.

7. ἐπείρεσθαί, με] Notanda est haec verborum collocatio, ἐπείρεσθαί με ἐπῆλθέ σε, ubi videntur μὲ et σὲ locum cessisse. UPTON.

6. 1. τῷ ἐόντι χρησάμενος,] Ad verbum, *re ut erat usus ; i. e. re ut se habebat prolatâ.* Angl. *taking the fact as it really was.*

2. ἐπιστρεφέως,] *ardenter,* Angl. *keenly, earnestly,* ab ἐπιστρέφω, *converto, converto animum ad aliquid.*

3. Κοίῃ] Ion. pro communi ποίᾳ: subauditur autem ὁδῷ, vel μεθόδῳ. *Quâ viâ? Qua ratione? Quomodo?* AEMYL. PORTI *Lexicon Ion.*

4. τοῦτο μὲν,—τοῦτο δὲ,] i. e. κατὰ τοῦτο μὲν—κατὰ τοῦτο δὲ, *quod ad hoc quidem—quod ad hoc vero ;* vel *partim quidem,—partim vero.* Angl. *in the first place—in the next place ;* or *partly, partly*—. Editio autem Gronoviana exhibet Τέλλῳ τοῦτο μὲν, quod probant nonnulli tanquam meliorem lectionem.

5. τῆς πόλιος εὖ ἡκούσης,] *Republicâ florente.* Ad verbum, *Republicâ benè succedente.*

6. τοῦ βίου εὖ ἥκοντι,—] ἥκειν εὖ τοῦ βίου, idioma Graecum est, *venire benè vitae,* i. e. *ad provectam aetatem pervenire.* Nam, ut rectè observat Vigerus, [de Gr. Dict. Idiotism. Cap. V. s. 8. reg. 2.] " verbum ἥκειν cum πόῤῥω, εὖ, ἐπὶ et πολὺ, gaudet genitivo ; πόῤῥω,

"vel εὖ ἥκειν, vel ἐπὶ πολὺ, τῆς παιδείας, verbatim, *longè, benè, ad* "*multum venire doctrinae*: id est, *multum in doctrinâ profecisse*: *être* '*bien, ou beaucoup avancé.*" ὡς τὰ παρ' ἡμῖν, i. e. ὡς τὰ πράγματα παρ' ἡμῖν ἔχει, *uti res apud nos se habent, quantum humana patitur natura.* Construe igitur et interpretare vernaculè; τοῦτο δὲ, *in the next place,* τελευτὴ λαμπροτάτη τοῦ βίου ἐπεγένετο [ἐκείνῳ] ἥκοντι εὖ τοῦ βίου, ὡς τὰ παρ' ἡμῖν, *he moreover obtained a most splendid end of his life, and at an advanced age, if one considers the nature of man.*

7. τροπὴν—] τροπὴν ποιεῖν τῶν πολεμίων, *in fugam vertere hostes.* Indè dictum τρόπαιον. GESNER.

8. αὐτοῦ τῇπερ—] αὐτοῦ, *ibi*, adv. idem hîc valet ac ἐν τῇ χώρᾳ, *in the place,* ἐν τῇπερ, *in which* to wit.

9. ὡς εἰκάσαι,] *quantum conjecturâ licet assequi*, vel, *si conjecturae locus est.* GESNER. Subauditur ἔξεστι, *licet.*

10. διέφθαρτο] *corruptus erat*, h. e. *morbo ita vitiatus, ut vix homo inter homines videretur.* GESNER.

11. ἑωυτῷ λόγον ἔδωκε,] λόγον ἑωυτῷ διδόναι, Herodotea locutio. *Secum aliquid reputare, perpendere.* AEMYL. PORT. *Lex. Ion.*

12. καταῤῥωδήσας τὸν ὄνειρον,] *cum hoc insomnium vehementer reformidaret.* AEMYL. PORT. Vide infra p. 15, n. 4. P.

13. ἄγεται] *ducendam curat*—ut planè significat hîc loci vox media.

14. ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν,—] *illum autem qui copias Lydorum ductare consueverat.*

1. συνένησε,] à συννέω, vel συννήω, *coacervo.* 7.

2. οἱ—τῷ παιδὶ] *sibi—in filium*— i. e. suum filium—

3. ἐν χερσὶ] Angl. *in hands—on hand.*

4. οὐ καθαρὸς χεῖρας] i. e. κατὰ χεῖρας—*Impurus quod ad manus.*—*Impuris vel pollutis manibus.*

5. τυγχάνεις—ἐὼν,] *fortè es.* Sic, τυγχάνω ὢν, *fortè sum*, ἐτύγχανον ὢν, *fortè eram, &c.* Sic in Ceb. Tab. Ἐτυγχάνομεν περιπατοῦντες, *fortè deambulabamus.* [Vide suprà ad p. 5. n. 4.] Vide Coll. Gr. Min. ad p. 47. n. 12.

6. ἀμηχανήσεις χρήματος οὐδενὸς,] *nullâ re indigebis.*

7. ἐν ἡμετέρου.] idem est quod ἐν ἡμῶν, i. e. ἐν οἴκῳ ἡμῶν, *in domo nostrâ.*

8. ἐν Κροίσου.] i. e. ἐν τῷ οἴκῳ Κροίσου.

9. συὸς χρῆμα—μέγα·] *ingens aper.* Angl. *a huge monster of a boar.* Eodem modo Xenophon de cervâ loquens, quam Cyrus jaculo vibrato straverat, καλόν τι χρῆμα καὶ μέγα, *pulchram sanè bestiam magnamque.* Cyrop. lib. I. Ad quae verba ita vir accuratissimus Tho. Hutchinson, "Vox χρῆμα, inquit, quae in rebus tractandis locum "habere solet, ad res animatas venustè migrat." Vid. p. 60, l. 23. hujus vol. P.

10, ἀνεφάνη] Observandum est, multa apud Graecos esse verba, quorum aor. 2. (et etiam aor. 1.) pass. usurpatur in sensu medio: quod quidem praesertim usu venit in verbo φαίνω. Sic φαίνω, in v. act. *ostendo*: φαίνομαι, in v. pass. *ostendor*: φαίνομαι, in v. med. *ostendo meipsum,* i. e. *appareo.* Sed ἐφάνην in aor. pass. plerumque significat, [non *ostensus sum*, sed] *apparui.* Porrò notandum, Graecorum aoristos saepissimè reddi debere per tempus praesens Latinorum, quanquam re verâ nequaquam confundantur cum tempore praesenti strictè dicto. Sic ἀνεφάνη hîc significat *apparet*, i. e. *subindè vel identidem apparet.*

11. λογάδας νεηνίας] *delectos juvenes.* λογὰς, -άδος, ὁ, ἡ, *delectus.*

8. 1. καὶ ταῦτά οἱ νῦν μέλει.] *et nunc haec ei curae sunt.* οἱ, *ei.* Vide suprà ad p. 3. not. 5.

2. κυνηγέσιον] *apparatum venatorium, canes, retia,* &c. Gesner.

3. Ἀποχρεωμένων] Ion. pro ἀποχρωμένων. ἀποχρώμενος, *contentus*, ab ἀποχράομαι, quod vide in Lexicis.

4. τῶν ἐδέοντο] Vide suprà ad p. 3. not. 4.

5. οὐ φαμένου δὲ τοῦ Κροίσου]—*Croeso autem negante*—

6. τὰ κάλλιστα, πρότερόν—] *antehac, aliquandò nobis erat honestissimum et maximè praeclarum, vel in bella vel in venationes eundo, gloriam parare.*

7. ἀμφοτέρων με τούτων—] *horum utroque exclusum me tenes.*

8. μοὶ παριδὼν,] i. e. ἰδὼν παρ' ἐμοὶ, *cum in me animadvertisti.*

9. τέοισί,] interrogativè pro τοῖσι, quod pro τίσι.

10. κοίῳ—ἀνδρὶ—] i. e. σὺν κοίῳ ἀνδρὶ ἐκείνη δόξει οἰκέειν;

11. ἐπὶ τὰ παραλαμβανόμενα] *ad ea quae suscipiuntur.*

12. ἐπὶ τῆς ἐμῆς—ζωῆς,] *dum vivo.* Angl. *during my life.*

13. διακλέψαι.] *fato subducere.*

14. τυγχάνεις ἐὼν] Vide suprà ad p. 7. not. 5.

15. διεφθαρμένον τὴν ἀκοὴν,] supple κατὰ, *captum auribus.*

9 1. τὸ δὲ οὐ μανθ—] τὸ pro ὅ, *quod*, art. postpos. Vide suprà ad p. 3. n. 4.

2. ἄλλου τευ,] i. e. ἄλλου τινός.

3. ὅ τι τούτῳ ἔοικε,] *quodcunque huic simile est.* ὅστις, ἥτις, ὅ, τι— ut distinguatur à conjunctione ὅτι, *quòd.* "ὅ τι hodie. P.

4. τὰ ποιέεις·] *quae facis.* Vide suprà ad p. 3. n. 4.

5. ἔστι τῇ με νικᾷς,] *est qua parte me vincis;* i. e. *hâc in re: hoc modo me vincis.* τῇ pro ᾗ. Ae. Porti *Lex. Ion.* Vide suprà ad p. 3: not. 4.

6. τήν τοι οὐκ ὀνειδίζω] *quam tibi non exprobro.* τήν τοι pro ἥν σοι. Vide suprà ad p. 3. n. 4.

7. χρεὼν ἐστι] *Oportet: necesse est.*

8. ἀπολαμπρύνεαι] Ion. pro comm. ἀπολαμπρύνῃ, *illustris fias.*

9. καὶ προσέτι ῥώμη ὑπάρχει.] Angl. *and besides, thou art still in possession of vigour.*

10. ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἦια—] Angl. *For my part I would not go upon any other terms*——

11. οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι] *neque enim par est,—decorum est tali calamitate affectum, &c.* Caeterùm pro οἰκὸς, quod est Ionicè pro ἐοικὸς, legitur in plerisque Editt. εἰκός.

12. πάρα·] pro πάρεστι.

10. 1. τοῦ φυλάσσοντος εἵνεκεν—] *quantum à custode provideri poterit.* Gesner.

2. περιημεκτέων—] περιημεκτέω, *lamentor, sanguineis quasi lacrimis deploro.* ημεκτέω Camerarius, in praef. ubi recenset Ionica Herodoti, expouit *indignor, offendor.* Gesner.

3. ἐπίστιόν τε καὶ ἑταιρήϊον,—] i. e. ἐφέστιόν τε καὶ ἑταιρεῖον— *Jovem* nempè *hospitalem* et *familiarem,—Jovem qui hospitibus et sodalibus praeest.*

4. ἐλάνθανε φόνεων·] *clam* vel *imprudens abiisset.* Locutio scriptoribus Graecis familiaris: sic, λανθάνει ποιῶν, *clam facit,* ἔλαθεν ἐμπεσὼν, *imprudens incidit.* Vide suprà ad p. 7. n. 5.

5. στὰς δὲ οὗτος—] i. e. οὗτος δὲ στὰς ἑαυτὸν—*cum autem hic se-*

ipsum stare fecisset—i. e. *stuns*. Nam ἵστημι in voce act. sign. *sisto, stare facio*; in voce med. *sto*. Redditur interdum *sto* in voce act. tum autem subintelligitur pronomen reciprocum; uti saepissimè fit in multis aliis verbis. " V. p. 3. n. 7. P.

6. *ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον.*] i. e. *ἐπειδὴ δικάζεις θάνατον κατὰ σεωυτοῦ*, Angl. *since thou denouncest death against thyself.*

7. *εἰ μὴ οσον—*] i. e. *εἰ μὴ εἰς τοσοῦτον ὅσον*, *nisi quatenus.*

1. *συγγινωσκόμενος—εἶναι*]—*utpote sibimet conscius—se esse*, &c. ut 11
planè significat vox med. cum praepositione *σύν*. Caeterùm *συγγινωσκόμενος—εἶναι—βαρισυμφορώτατος*—nota est syntaxis in sermone Graeco.

2. *Τὸ μὲν Ἀττικὸν—*] Constructio est: *ὁ Κροῖσος μὲν ἐπυνθάνετο τὸ Ἀττικὸν* [*ἔθνος*] *κατεχόμενον* [*εἶναι*] *τε καὶ διεσπασμένον ὑπὸ Πεισιστράτου τοῦ* [*υἱοῦ*] *Ἱπποκράτεος*, [*κατὰ*] *τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων.* Vide suprà ad p. 3. n. 3.

3. *ἐπεστεῶτες,*] *ἐφεστακότες*, *astantes*. Vid. suprà ad p. 10. n. 5.

4. *γυναῖκα τεκνοποιὸν*] *uxorem proli gignendae aptam.*

5. *εἰ δὲ—*] Constructio est: *εἰ δὲ τυγχάνει ἔχων τὴν γυναῖκα, δεύτερα, ἐκπέμπειν·* Angl. *and if he happens to have a wife, in the second place*, he advises him *to dismiss her.*

6. *καὶ τῶν μὲν προεστεῶτος*] Ordo est: *καὶ Μεγακλέος τοῦ* [*υἱοῦ*] *Ἀλκμαίωνος ἑστακότος* [*ἑαυτὸν*] *πρὸ τῶν μέν*, [*τῶν παράλων* scil.] *Λυκούργου Ἀριστολαΐδεω* [*ἑστακότος ἑαυτὸν πρὸ*] *τῶν δὲ ἐκ τοῦ πεδίου.*

7. *καὶ τῷ λόγῳ τῶν ὑπεραχρίων προστὰς,—*] Angl. *under pretext of protecting the mountaineers.* Vide suprà ad p. 10. n. 5.

1. *πρότερον εὐδοκιμήσας*] Angl. *as he had formerly acquired repu-* 12.
tation.

2. *Ὁ δὲ δῆμος,*] Constructio est: *ὁ δὲ δῆμος τῶν Ἀθηναίων ἐξαπατηθεὶς, καταλέξας τούτους ἄνδρας τῶν ἀστῶν, ἔδωκέ οἱ*——

3. *ἐπί τε τοῖσι κατεστεῶσι—*] supple *θεσμίοις*. Angl. *according to the established institutions. κατεστεῶσι*, pro *καθεστακόσι.*

4. *τωὐτὸ φρονήσαντες—*] *τωὐτὸ* pro *τὸ αὐτὸ*, *idem*, *φρονεῖν τωὐτὸ*, *idem sentire.* Angl. *to be of the same opinion, to conspire.*

5. *Περιελαυνόμενος—*] *vexatus, fatigatus.—ἐπεκηρυκεύετο*, *proposed by means of a herald—*

6. *ἐπὶ τῇ τυραννίδι.*] Angl. *upon condition of obtaining the government.*

7. *Ενδεξαμένου δὲ τὸν λόγον, καὶ ὁμολογήσαντος, ἐπὶ τούτοισι—*] Angl. *Pisistratus having accepted the proposal, and agreed upon these terms.*

8. *ἐπὶ τῇ κατόδῳ—*] *ad illius reditum: ad illum restituendum.*

9. *ἐπεί γε ἀπεκρίθη—*&c.] *quoniam è longinquiore tempore distinctum fuit à barbarico genere Graecum:* [Notand. *ἀποκρίνομαι* plerumque sign. *respondeo:* sed *ἀπεκρίθη* hîc sonat, *distinctum fuit*, in primigenio suo sensu, nempè 3. sing. aor. 1. p. ab *ἀποκρίνω*, *secerno.*] *ἐὸν καὶ δεξιώτερον*, &c. Angl. *being both more dexterous, and farther removed from stupid simplicity:* [*εὐηθίης*, Ion. pro *εὐηθίας*, à nominat. *εὐηθία*, *simplicitas, stoliditas. ἀπηλλαγμένον*, perf. part. p. ab *ἀπαλλάσσω*, *dimitto, amoveo*, &c.] *καὶ εἰ τότε γε—ἐν Ἀθηναίοισι, λεγομένοισι εἶναι τοῖσι πρώτοισι Ἑλλήνων* [*κατὰ*] *σοφίην, οὗτοι μηχανῶνται τοιάδε.* Angl. *and more especially, that then among the Athenians,*

who were said to be—&c. *these persons had recourse to such a stratagem*

10. προδέξαντες σχῆμα, οἷόν τι—ἔχουσα—&c.] *exhibentes vestimentum tale, quale illa habens venustissima appuritura esset*—i. e. *exhibentes illam ita ornatam ut venustissima appareret.* προδέξαντες, Ion. pro προδείξαντες—aor. 1. part. act. à προδεικνύω—υμι—*exhibeo*, &c.

13. 1. τὴν δὲ ἄμπελον ἐπισχεῖν—] i. e. τὴν δὲ ἄμπελον σχεῖν [ἑαυτὴν] ἐπὶ—Angl. *and that the vine held itself upon*, i. e. *covered*—

2. ὑπερθέμενος] aor. 2. part. med. verbi ὑπερτίθημι, *superpono.* Sed hic notanda est vis vocis med. *cum somniorum interpretibus superimposuisset, ut illis nempe secum communiter esset curae*, i. e. *cum somniorum interpretibus ut interpretarentur proposuisset.* Undè ὑπερτίθεμαι redditur interdum Lat. *ad alium judicem defero;* item *procrastino.*

3. μετεπέμψατο—] *arcessivit.*

4. ἐπίτεκα] acc. sing. a nominat. ἐπίτεξ, -εκος, ἡ, *partui vicina.* Ex ἐπὶ et τίκτω, *pario.*

5. τὸ ἄν τοι προσθέω—] Ion. pro ὅ ἄν σοι προσθῶ. Vide suprà ad p. 3. n. 4.

6. σοὶ ἑωυτῷ περιπέσῃς.] *tibi ipsi malum concilies;* q. d. *in teipsum cadas.* Est enim metaphora sumta ab aedificiis, quae propriâ mole in seipsa corruunt. Ae. Port. *Lexicon Ion.*

7. Λάβε τὸν—] τὸν Ion. pro ὃν relativ. cujus antecedens τὸν subauditur. Vide suprà ad p. 3. n. 4.

8. ἐς σεωυτοῦ,] supple οἶκον.

9. ἀνδρὶ τῷδε] in seipso, scilicet. Harpagus enim loquens manum ad pectus suum admovet. Caeterùm, ὅδε, ἥδε, τόδε, idem est quod οὗτος, αὕτη, τοῦτο.

10. τόγε ἐμὸν—] supple κατὰ, *saltem pro virili meâ parte:* subauditur etiam πρᾶγμα. Angl. *according to my ability at least.* ὑπηρετέεσθαι ἐπιτηδέως, *operam* MEAM *diligenter navare;* uti planè indicat vox media.

14. 1. Τούτοισι—] supple ἔπεσι—*his verbis*, &c.

2. τὴν ἐπὶ θανάτῳ—] i. e. κατὰ τὴν ὁδὸν ἐπὶ θανάτῳ—Angl. *according to the fashion on the prospect of death.* Vide infrà ad p. 107. n. 4.

3. Οὐκ ᾗ—) i. e. οὐκ ἐν τῇ ὁδῷ ᾗ.

4. εἰ δὲ θελήσει—] Constructio est: εἰ δὲ, τούτου τελευτήσαντος, ἡ τυραννὶς θελήσει ἀναβῆναι ἐς ταύτην τὴν θυγατέρα, ἧς τὸν υἱὸν κτείνει δι' ἐμεῦ, ἄλλο τι λείπεται τὸ ἐνθεῦτεν ἐμοὶ ἢ ὁ μέγιστος κινδύνων; Caeterum θελήσει ἀναβῆναι videtur idem esse ac ἀναβήσεται.

5. τὸν ἠπίστατο νομάς τε ἐπιτηδεωτάτας νέμοντα,] subauditur τινὰ, *aliquem*, &c.—*quem nôrat pascua pascere maximè opportuna*, ad puerum nempè e medio tollendum. ἠπίστατο, pro communi ἐπίστατο, 3. sing. imperf. ind. ab ἐπίσταμαι.

6. Αἱ δε ὑπώρεαι] -ῶν, αἱ, Ion. pro comm. ὑπώρειαι. *Montium radices.* Ae. Porti *Lex. Ion.*

7. βορέω] Ion. gen. pro βοροῦ, à nominat. βορῆς, Ion. pro βορᾶς, contractè pro βορέας, *boreas.* πρὸς βορέω τε ἀνέμου τῶν, κ. τ. λ. Angl. *to the north of Ecbatana, and towards the Euxine sea.*

8. ταύτῃ] i. e. ταύτῃ τῇ ὁδῷ, Angl. *this way, on this side.*

9. ἴδῃσι συνηρεφής·] *silvis opaca:* ἴδῃσι, Ion. pro ἴδαις, ab ἴδη, *silva, nemus.* συνηρεφής, ex σὺν et ἐρέφω, *tego.*

10. ἡ δὲ ἄλλη Μηδικὴ χώρη] Angl. *the rest of the country of the Medes.*

1. *Τῷ δ' ἄρα καὶ αὐτῷ*—] Ordo est: *δὲ καὶ ἄρα ἡ γυνὴ τῷ αὐ-* 15.
τῷ—Angl. *Now the wife too of this same person,* *ἐοῦσα ἐπίτεξ πᾶσαν ἡμέρην*, *who was upon the point of delivery—whose delivery was expected every day.*

2. *κατὰ δαίμονα*] Angl. *according to some god: as some god would have it: providentially.*

3. *ἦσαν δὲ ἐν φροντίδι*—] Angl. *they were mutually anxious about each other.*

4. *ἀῤῥωδέων·*] apud Herod. pro *ὀῤῥωδέων*, *timens.* [*ἕνεκα*] *τοῦ τόκου* —*κ. τ. λ.*

5. *ἐπέστη*,] *advenit*, aor. 2. act. in med. sensu. Vide suprà ad p. 10. n. 5.

6. *τὸ μήτε ἰδεῖν ὄφελον*,—] Angl. *what I wish I neither had seen*, *μήτε κοτὲ γενέσθαι, κ. τ. λ.* *nor had ever happened to Masters of ours!* "Saepè *ὄφελον*, tanquam particula, simpliciter habet vim optandi, "pòniturque pro *εἴθε*, *utinam.*" Zeunius ad Vigerum, p. 268. Edit. Zeunii. 1777. " C. V. s. 9. r. 6. n. P.

7. *χρυσῷ τε καὶ ἐσθῆτι ποικίλῃ.*] ad verbum Angl. *with gold and with variegated garments*, i. e. *with garments embroidered with gold.* Sic paulò infra *χρυσῷ τε καὶ εἵμασι.* " Vide ad p. 66. n. 11. P.

8. *οἴχεσθαι φέροντα*,] Vide Coll. Gr. Min. ad p. 36. n. 13.

9. *θηριωδέστατον*] supple *μέρος*.

10. *πρὸς δέ*,—] supple *τούτοις*, *praeterea:*

11. *κατεστεῶτα*] Vide suprà ad p. 10. n. 5.

12. *ἐν Ἁρπάγου.*] supple *τῷ οἴκῳ.*

13. *θεράποντος*,] subauditur *ἐκ.*

14. *νῦν τε ὅδε ἐστί.*] Angl. *and now this is the child.* Sic in duobus MSS. regiis Parisiens. scriptum reperit Larcherus. Quae potior videtur lectio. " Hanc Schaefer recepit, et alii. P. Antea, *νῦν τε ὧδέ ἐστι.* *and now things are so.* Subauditur scil. *τὰ πράγματα.*

1. *οὐκ ἔφη οἷός τ' εἶναι*] *negabat se posse.* Vide suprà ad p. 5. 16.
n. 6.

2. *εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον·*] *si utique omninò necessarium est aspici puerum expositum.* *ὀφθῆναι*, aor. 1. inf. pass. Notandum *ὄπτομαι*, *video*, verbum esse deponens; aor. tamen 1. pass. sumi in sensu passivo. Vide Coll. Gr. Min. ad p. 36. n. 14.

3. *τεθνεός·*] perf. part. act. neut. gen. pro *τεθνηκός*, à *θνήσκω*, *morior.*

4. *ἁλώσεαι*] pro *ἁλώσῃ*, 2 sing. fut. 1. M. verbi *ἁλίσκω*, *capio.*

5. *παραδιδοῖ*] *tradit*, 3 sing. praes. ind. contractè pro *παραδιδόει*, à *παραδιδόω*, idem quod *παραδίδωμι.*

6. *τιθεῖ.*] à *τιθέω*, idem ac *τίθημι*, *pono.*

7. *ἐς τοῦ Ἁρπάγου*,] *ἐς τὸν οἶκον* scil.

8. *ἔφη ἑτοῖμος εἶναι*—] Vide suprà ad p. 11. n. 1.

9. *κού τι*,] De voculâ *κου*, Ion. pro *που*, Vide Coll. Gr. Min. ad p. 35. n. 2.

1. *Ἐκ τῆς ΕΥΤΕΡΠΗΣ.*] i. e. Ex libro secundo, qui inscribitur 17
Euterpe.

2. *σφέων βασιλεῦσαι*,] Vide ad p. 3. n. 3. *πρὶν* vel *πρὶν ἤ* saepè construitur hoc modo cum inf. praecedente accus.

3. *γενοίατο*] Ion. pro *γένοιντο*, 3. pl. aor. 2. opt. verbi *γίνομαι.*

4. *ἐπιτεχνᾶται*] *ἐπιτεχνάεται*—*machinatur*—ex *ἐπὶ* et *τεχνάομαι* *machinor*, quod à *τέχνη*, *ars.* *τοιόνδε*, supple *πρᾶγμα.*

7. 5. *ἀνθρώπων τῶν ἐπιτυχόντων*—] Angl. *of common persons—of mean parents*—Vide *ἐπιτυγχάνω* in Lexicis. *τρέφειν ἐς τὰ ποίμνια*, e. *ἄγειν ἐς τὰ π. τρέφειν.*

6. *τροφήν τινα τοιήνδε·*] *τροφὴ* apud Herodotum interdùm non pro ipso cibo, ac alimento; sed pro ipsâ alendi, nutriendi, ac educandi ratione sumitur. Ae. Porti *Lex. Ion.* Caeterùm hîc loci subauditur *κατά.*

7. *ἐπ' ἑωυτῶν,*] *Seorsum.*

8. *τὴν ὥρην,*] supple *κατὰ*—*certo statutoque tempore.* *ὥρη* Ion. pro *ὥρα*, *certum et statutum tempus.*

9. *πλήσαντα δὲ τοῦ γάλακτος,*] *et cum eos implêsset lacte,* [pastor scil.]

10. *τἄλλα διαπρήσσεσθαι.*] *alia administraret.* Angl. *he should mind*, or *go about his other business.* "*διαπρήσσεσθαί τι*, Ion. locutio, "pro communi *διαπράσσεσθαι, καὶ τελεῖν τι, aliquid peragere, con-*"*ficere.*" Ae. Porti *Lex. Ion.* "*τἄλλα*, Buttmann, Heindorf. P.

11. *Ταῦτα δ' ἐποιέετο*—] Angl. *Psammetichus* caused *these things to be done*, &c. ut planè indicat vox media.

12. *ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων,*] Angl. *when they should leave off their inarticulate cries. ἀπαλλαχθέντων*, gen. plur. aor. 1. part. verbi *ἀπαλλάσσω, demitto, ἀπαλλάσσομαι, abeo.*

13. *βεκὸς ἐφώνεον,*] Bekos *clamabant.* Scholiastes Apollonii legit *Βέκ·* quod puto rectum, nam *ος* terminatio Graeca est. Th. Gale.

14. *πολλὸν ἦν*] *repetitum fuit.* Vide suprà ad p. 3. n. 12.

15. *κελεύσαντος,*] *τοῦ δεσπότου* scil.

16 *οἵτινες ἀνθρώπων βεκὸς τὶ καλέουσι,*] Angl. *what men call any thing βεκός.*

17. *τὸν ἄρτον.*] supple *βεκος.*

18. 1. *τῶν ἡμεῖς ἴδμεν,*] Vide suprà ad p. 3. n. 4.

2. *χαυλιόδοντας,*] *χαυλιόδους, -οντος, ὁ καὶ ἡ, exsertos dentes habens:* ex *χαλάω, demitto, et ὀδοὺς, dens.* Vid. Diodor. Sicul. Lib. I. s. xxxv.

3. *οὐκ ἔφυσε·*] Angl. *it has not by Nature—Nature has not given it.*

4. *δέρμα λεπιδωτὸν ἄῤῥηκτον*] *pellem squamatam infractam.*

5. *ἅτε δὴ ὢν ἐν ὕδατι δίαιταν ποιεύμενον,*] Angl. *and as it feeds in the water,*—"*ἅτε* ferè construitur cum participio, cujus casus pendet "ab antecedentibus.—Reddi hîc debet *utpote, quippe qui, cum, prop-*"*terea quod.*" Zeunius apud Vigerum, p. 33. ubi vide plura. "C. II. r. 15. n.—l. 21, infra, *ἐώθεε*, Wess. *ἔωθε*, Schweigh. P.

6. *ἐκβῇ,—χάνῃ,*] Vide infrà ad p. 19. n. 6.

19. 1. *ἀρτήματά τε λίθινα χυτὰ*—] Angl. *and having put pendants of precious stones* [*fossils*] *and of gold in their ears.*

2. *σιτία ἀπότακτα*—] Angl. *bread set aside* for the purpose—

3. *καὶ περιέποντες ὡς κάλλιστα ζῶντας,*] Angl. *and cherishing them with the greatest care while alive,*—*ταριχεύοντες δὲ ἀποθανόντας*, *and embalming them when dead*—*ταριχεύω*, à *τάριχος, caro sale condita.*

4. *Ἄγραι δέ σφεων πολλαὶ κατεστέασι,*] Angl. *There are many ways of catching them in established use. ἄγρα, -ας, ἡ, captura, venatio. κατεστέασι*, Ion. pro *κατεστάασι*, 3. pl. perf. med. ab obsoleto *καταστάω*, idem quod *καθίστημι, constituo. κατέστακα*, in perf. m. *constitui meipsum.* Vide *Novam viam docendi Graeca*, auctore Joan. Vervey, p. 297. edit. Gaudae, 1702.

5. *Ἐπεὰν νῶτον ὑὸς δελεάσῃ,—καταπίνει·*] *Ubi tergum suillum pro escâ hamo circumdederit,* [venator scil crocodili,] *demittit illud in medi-*

um fluvium; ipse in ripam fluvii tenens porcellum vivum verberat 19
illum; voce autem auditâ, crocodilus vocem versus tendit, nactusque tergum, devorat. δελεάσῃ, 3. sing. aor. 1. subj. verbi δελεάζω, escam impono, à δέλεαρ, -ατος, τὸ, esca.

6. *πηλῷ κατ' ὦν ἔπλασε αὐτοῦ τοὺς ὀφθαλμούς·*] *ejus oculos coeno opplet.* ἔπλασε, aor. 1. ind. act. verbi πλάσσω, *illino*. *Aoristus* sumitur hic in sensu maximè *indeterminato*, quasi dicas vernaculè, *he* ALWAYS *bedaubs*: in quo quidem sensu *Aoristi* saepè apud Graecos scriptores usurpantur. Sic Isocrates ad Demon. p. 151 h. vol. *Καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος ΔΙΕΛΥΣΕ. And indeed a short space of time* ALWAYS *dissolves the connexions of the wicked.* [Vide infrà ad p. 24. n. 2.] Sic etiam apud N. T. in Evang. Marc. cap. I. 11. *Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ΕΥΔΟΚΗΣΑ. Thou art my beloved Son, in whom I am* ALWAYS *well pleased*; vel—*in whom I was, am, and always will be, well pleased.* Sic porrò apud Longinum, περὶ ὕψους, S. I. p. 304 h. v. ὕψος δέ που καιρίως ἐξενεχθὲν τά τε πράγματα δίκην σκηπτοῦ πάντα ΔΙΕΦΟΡΗΣΕΝ, καὶ τὴν τοῦ ῥήτορος εὐθὺς ἀθρόαν ΕΝΕΔΕΙΞΑΤΟ δύναμιν. *Sublime verò, nescio quomodo, tempestivè prolatum, res omnes, fulminis instar,* NUNQUAM NON *disjicit, et oratoris extemplò collectam exhibet vim.* Quam usitatissimam Graeci *Aoristi* significationem cùm non observâsset ZACH. PEARCE, sensum Longini malè reddidit—*instar fulminis* quasi jam *disjecit*, &c. Ad hunc autem locum ita annotavit nuperus Longini Editor, vir eruditissimus, atque τοῦ πάνυ BENTLEII aemulus, JOAN. TOUP. "Optimè, (inquit ille,) "vertit non optimus interpretum Petrus Paganus: *res omnes fulminis* "*instar disjicere, et universam statim oratoris vim patefacere solet.* Nam "istam esse aliquandò hujus temporis vim verissimè monuit eruditissi- "mus Graevius Lect. Hes. cap. 5. et ante eum ὁ μέγας Casaubonus ad "Laërtii Chilonem et Aristophanis Equites." Istud autem *solet* languidiùs interdum prosequitur sensum *Aoristi*, quem quidem, in locis innumeris, usurpant scriptores Graeci ad id exprimendum, quod OMNI TEMPORE *est* vel *habetur* verum. Vide omninò quae annotavit vir doctissimus Henricus Hoogeveen, ad Vigerum, Cap. V. sect. III. reg. XI. Caeterùm quod ad κατ' ὦν attinet, κατὰ disjungitur ab ἔπλασε per tmesin, et eodem redit quo κατέπλασε ὦν, scil. ὦν, quod est οὖν. Apud Herodotum haec particula non semel hoc modo interposita invenitur inter praep. et verbum; et affirmat Budaeus p. 213, (398,) eam omninò redundare; quod tamen negat doctissimus Hoogeveen, in Doctr. Particularum L. Gr. quem vide de hâc re acutè, ut solet, disserentem, p. 1020. et seq

☞ Qui plura velit de Crocodilo, adeat Aristot. Hist. Animal. Lib. II. Aelian. Nat. Animal. Diodor. Sicul. Lib. I. Plin. Hist. Nat. *Norden's Travels in Aegypt and Nubia. Memoires de l' Académie des Sciences, Tom.* III. *part* III.

7. *Ἐκ τῆς ΕΡΑΤΟΥΣ.*] H. e. Ex libro sexto, qui inscribitur ERATO.

8. *τῶν δὲ, καὶ Μιλτιάδεω, κελευόντων.*] Angl. *and others, especially Miltiades, advising it.*

9. *ἐνίκα*] Angl. *was prevailing*, uti indicat tempus imperfectum.

10. *ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν·*] *erat enim undecimus in ferendo suffragio ille per fabas sortitionem electus Atheniensium ut Polemarchi munere fungeretur.* i. e. Magistratus, qui vocabatur Polemarchus, potestatem habebat suffragii

ferendi post decem Imperatores. ψηφιδοφόρος, *qui suffragium fert*, ex ψηφὶς, idem quod ψῆφος, *calculus, suffragium*, et φορέω, idem quod φέρω. κύαμος, -ου, ὁ, *faba*. Antiqui interdum fabis sortiebantur. [Vid. H. Steph. ad vocem.] πολεμαρχέειν, Πολέμαρχος· ἀρχή τις ἦν παρ' Ἀθηναίοις οὕτω καλουμένη. ἔστι δὲ εἷς τῶν ἐννέα Ἀρχόντων. *Polemarchus. Magistratus quidam erat apud Athenienses. Est autem unus ex novem Archontibus.* SUIDAS ad voc. Vide etiam H. Steph. ad voc.

20. 1. ἐξ οὗ—] supple χρόνου—*ex quo extiterunt Athenienses—*

2. δέδοκται τὰ πείσονται] Angl. *it is plain what hardships they will suffer.*

3. οἵη τέ ἐστι—] Vide suprà ad p. 5. n. 6.

4. καὶ κῶς ἐς σέ—τὸ κῦρος ἔχειν,] *et quomodo ad te pertinet aliquid in hisce rebus habere auctoritatem*—κῦρος -εος, τὸ, *auctoritas.*

5. μηδίσαι·] μηδίζω, *Medis faveo.*

6. μετεξετέροισι] μετεξέτεροι, Ion. pro comm. ἄλλοι, ἔνιοι. *Nonnulli. Alii.* AE. PORT.

7. οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ.] *possumus in conflictu superiores evadere.* εἰμὲν, Ion. pro ἐσμέν. Vide ad p. 5. n. 6.

8. προσθῇ—] τὴν ψῆφον, *apponas calculum tuum meae sententiae.*

9. ἢν δὲ—] i. e. ἢν δὲ ἕλῃ [τὴν γνώμην] τῶν ἀποσπευδόντων τὴν συμβολὴν, *sin autem sententiam malueris dehortantium à congressu—* Pro ἕλῃ quidam legunt ἔχῃ, sed nihil opus. "Edin. 8va συμβουλὴν, *consilium*, exhibet. Item Schaefer et Borheck. At Wess. et Schweigh. συμβολήν· et τὴν ante τῶν hic inseruit, scil. τὴν [γνώμην.] P.

10. ἐκεκύρωτο] 3. s. plusq. ind. p. verbi κυρόω, *decerno, ratum facio,* &c. à κῦρος.

21. 1. Τότε δὲ τασσομένων] "Edinenses priores habent ταςσόμενον. P.

2. ἀπείθησαν] Ion. pro ἀφείθησαν, *emissi erant,* 3. pl. aor. 1. ind. p. verbi ἀφίημι.

3. μανίην τε τοῖσι Ἀθηναίοισι ἐπέφερον,] Angl. *they imputed madness to the Athenians,* καὶ πάγχυ ὀλεθρίην, *and fatal in the utmost degree,—*

4. ταύτην ἐσθημένους.] i. e. κατὰ ταύτην τὴν ὁδὸν ἐσθημένους, *ad hunc modum vestitos.*

5. ἐνίκων—] Angl. *were conquering*—ut planè indicat tempus imperfectum.

22. 1. τὸ μὲν τετραμμένον τῶν βαρβάρων] supple μέρος, *partem barbarorum in fugam conversam*—φεύγειν ἔων, *aufugere sinebant.*

2. Καὶ τοῦτο μὲν], Angl. *And in the first place*—τοῦτο δὲ, *in the next place.* Vide suprà ad p. 6. n. 4.

3. ἀπὸ δ' ἔθανε] i. e. δὲ ἀπέθανε—τῶν στρατηγῶν Στησίλεως ὁ [υἱὸς] τοῦ Θρασύλεω, *and there fell of the commanders Stesilaus the son of Thrasyles—*

4. "τὴν χεῖρα] subauditur κατά.

5. Ἐκ τῆς ΠΟΛΥΜΝΙΑΣ.] H. e. Ex libro septimo, qui inscribitur POLYMNIA.

6. γνώμην ἀποδείκνυσθαι ἀντιην τῇ προκειμένῃ,] *sententiam suam proferre diversam ab eâ quae jam exposita erat—*

7. τῷ δὴ καὶ πίσυνος ἐὼν,] *quo quidem et fretus.*

8. μὴ λεχθεισέων—] *nisi diversae inter se sententiae exponantur,* &c.

23. 1. καὶ δὴ καὶ συνήνεικε, ἤ τοι κατὰ γῆν,—ἑσσωθῆναι,] καὶ δὴ καὶ, supple τοῦτο φάθι. Angl. *and suppose this too:* συνήνεικε ἑσσω-

θῆναι, it hath happened, that you were defeated, &c. loquitur nempè de futuro, quasi jam esset completum. [De particulis autem καὶ δὴ καὶ, vide doctissimum Hoogeveen, pp. 575, 576.] συνήνεικε, pro συνήνεγκε, aor. 1. verb. συμφέρω, ab ἐνέκω, ἐνέγκω. ἑσσωθῆναι, pro ἡσσηθῆναι. aor. 1. inf. p. verbi ἑσσόομαι, pro ἡσσάομαι, *inferior discedo*. 23.

2. οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε·—ἀλλ' ἢν τῇσι—] *non quidem utroque modo* [i. e. et mari et terrâ] *illis res prosperè successit: sin autem naves suas conscenderint*, Angl. *they cannot indeed be said to have been successful both by land and sea:* [because they had not then an opportunity of fighting by sea :] *but if they should go on board their ships*, &c. Locus est difficilis, cujus sensum nemo interpretum— nec scio an ego vidi. Verùm pro οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε MS. Reg. Paris. exhibet οὔκων ἀμφοτέροισι ἐχώρησε, quam lectionem mavult Larcherus, et reddit—*Nous n'avons donc pas réussi sur l'un et l'autre élément.*

3. ἐμβάλωσι,] scil. ἑαυτούς. Vide suprà ad p. 3. n. 7.

4. σοφίῃ οἰκηΐῃ] *propriâ sapientiâ.*

5. ἀλλ' οἷόν κοτε—] Ordo est: ἄλλα (συμβάλλομαι ταῦτα διὰ τοῖον) πάθος οἷόν κοτε ἐδέησε ὀλίγου καταλαβεῖν ἡμέας,—*sed* [conjicio haec per talem] *cladem qualis parum abfuit quin opprimeret nos*—Vide Viger. de Gr. Serm. Idiotism. Edit. Zeunii, p. 200. C. V. s. 3. r. 6. n.

6. παντοῖοι ἐγένοντο] *omnigeni facti erant*, i. e. *omni modo tentabant.*

7. δεόμενοι Ἰώνων, &c.] Ordo est: δεόμενοι Ἰώνων, τοῖσι ἐπετέτραπτο ἡ φυλακὴ τῶν γεφυρέων τοῦ Ἴστρου, λῦσαι τὸν πόρον. *precantes Iones, quibus custodia pontium Istri delegata erat, ut interscinderent trajectum.* De τοῖσι, *quibus*, vide ad p. 3. n. 4.

8. ἐπέσπετο] imperf. ab ἐπέσπομαι, Ion. pro ἐφέπομαι, ex ἐπὶ et ἕπομαι, *sequor.*

9. διέργαστο ἄν—] *omnino actum esset de rebus Persarum.* διέργαστο, sine augm. Ion. pro διείργαστο, 3. sing. plusq. ind. verbi διεργάζομαι, *conficio.*

10. ἐπ' ἀνδρί γε ἑνὶ—] Angl. *depending upon one man.*

1. ἕσσωται] pro ἥσσηται, *superatur*: 3. sing. perf. ind. ab ἑσσόομαι, Ion. pro ἡσσάομαι, *inferior discedo*, ab ἥσσων, *minor.* 24.

2. δι' ὧν ἐσφάλησαν—] Angl. *by which means they* CONSTANTLY *fall*—ἐσφάλησαν, 3. pl. aor. 2. ind. pass. à σφάλλω, *supplanto:* et in voce med. *titubo, cado.* Vide suprà ad p. 7. n. 10; item ad p. 19. n. 6.

3. Επειχθῆναι] aor. 1. inf. pass. verbi ἐπείγω, *impello:* in voce med. *impello meipsum*, i. e. *festino.* Aoristi autem passivi saepè usurpantur in sensu med. Vide suprà ad p. 7. n. 10.

4. φιλέουσι] φιλέω, interdum redditur *soleo.*

5. φλαύρως ἀκούειν.] *malè audire.* ἀκούω, et *audio*, interdum signi ficant Angl. *to be spoken of.*

1. τῇ σὺ λέγεις,] i. e. τῇ ὁδῷ ᾗ σὺ, &c. 25.

2. κτεινέσθων] pro κτεινέσθωσαν, 3. pl. praes. imperat. pass. verbi κτείνω, *interficio.* Ex hoc exemplo liquet hanc mutationem imperativi, quam exhibent grammatici tanquam solis Atticis usitatam, usurpari etiam à scriptoribus Ionicis.

3. πασχόντων,] pro πασχέτωσαν, 3. pl. praes. imperat. act. verbi πάσχω, *patior:* per mutationem nempè non solùm Atticam, verùm etiam Ionicam.

4. ἤ σέ γε—] Vide Iliad. γ', 409, annotante viro doctissimo Sam: Clarke: "l. 16. ἀναγινώσκεις, *persuades.* Schweig. P.

5. ἡμετέρην·] supple χώραν.

6. *εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων,*] *si conjicere oportet à rebus jam inceptis ab illis.* σταθμώσασθαι, à σταθμόομαι, idem ac σταθμάομαι, *ad amussim exigo, perpendo, conjicio.* ὑπαργμένοισι, perf. part. pass. à ὑπάρχω, *initium do*, &c.

7. ἤλασαν] subauditur pronomen reciprocum, uti suprà observatum ad p. 3. n. 7.

26. 1. *ἵνα καὶ τὸ δεινὸν,*—] Ordo est: *ἵνα καὶ μάθω τοῦτο τὸ δεινὸν, τὸ πείσομαι,* [vide suprà ad p. 3. n. 4.] *ἐλάσας*—Vide suprà ad p. 3. n. 7.

2. *ἐς τόδε,*] supple τοῦ χρόνου, *usque ad hoc tempus.*

3. *Νυκτὶ δὲ βουλὴν διδοὺς,*] *βουλὴν νυκτὶ διδόναι.* Herodotea locutio, pro com. *νύκτωρ βουλεύεσθαι, noctu consultare.* Ae. Port.

4. *ταύτῃ,*] supple *αἰτίᾳ*, Angl. *for this purpose.* " *ibi*, Schweig. P.

5. *φρασθεὶς*] *φράζω*, in voce act. *dico:* in voce med. *delibero, animadverto:* et *φρασθεὶς* in aor. 1. pass. hìc sumitur in sensu medio. Vide suprà ad p. 24. n. 3.

27. 1. *οὐδεὶς—πέφυκε,*] *nemo naturâ comparatus est.*

2. *τῷ οὐ παραστήσεται*] *cui non in mentem veniet*—De articulo τῷ pro relativo, vide suprà ad p. 3. n. 4.

3. *τεθνάναι*] praes. inf. à *τέθνημι*, idem quod *θνήσκω, morior.*

4. *γέγονε·*] *est.* Ita enim reddi debet, quia tempus est quod ritè nuncupant Praesens Perfectum: atque ita etiam reddi debet in Evangelio secundum Joannem, Cap. I. 3. *καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ ΓΕΓΟΝΕΝ, et sine eo factum erat ne unum quidem quod* est.

5. *γλυκὺν γεύσας τὸν αἰῶνα,*] Angl. *by giving us* only *a relish for a blissful life,*—*γεύσας, gustandum praebens, γευσάμενος, gustans.*

6. *διαιρέεαι*] i. e. *διαιρέῃ. διαιρεῖν* et *διαιρεῖσθαι, distinctè aliquid explicare, disserere, disputare, dicere.* Ae. Port.

7. *μεμνώμεθα,*] Non ab inusitato *μέμνομαι*, ut quidam putant, sed 1. pl. perf. subj. à *μνάομαι.* Cum enim in perf. ind. pass. vocalis in penult. terminationem proximè praecedit, 3. plur. non eget circumlocutione: Sic *μέμνημαι—μέμνηνται.* Nec opus est circumlocutione in subj. et opt. Sic, in subj. *μέμνωμαι*, &c. in opt. *μεμνοίμην*, &c. Occurrit *μέμνοιο* infrà. Vide ad p. 108. n. 5. et Moor Element. Ling. Gr. p. 144.

8. *ἐφάνη,*] Vide suprà ad p. 7. n. 10.

9. *ἢ μετέστης ἄν;*] *an eam desereres?*

10. *φέρε, μοὶ τοῦτο ἀτρεκέως εἰπέ.*] *age, mihi hoc verè dicito:* quod planè Homericum est. Sic, Iliad. κ'. 384. *Ἀλλ' ἄγε, μοὶ τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον.*

11. *τελευτήσειε·*] Angl. *may it turn out. τελευτήσεια, -ειας, -ειε*— non solùm Atticus et Aeolicus, verùm etiam Ionicus, optativus aor. 1. act. pro *τελευτήσαιμι*, &c.

12. *Δαιμόνιε ἀνδρῶν,*] *Bone vir. Δαιμόνιε* est vox Homerica. [Vid. Il. β'. 190. 200. ζ'. 326. &c. " 407. 486. P.] "Habet haec vox apud "Homerum semper aliquam *Increpationis* significationem, sed non "semper acerbam." Camerarius.

28. 1. *οὔτε στρατὸν τοῦτον, ὅστις γε σύνεσιν ἔχει, μέμφοιτ' ἄν,*] Angl. *no one, at least who possesses* [*his*] *understanding, would find fault with this army.*

2. *Οὔκων δὴ ἐόντων τοι λιμένων ὑποδεξίων,*] *cum portus tibi opportuni desint.*

3. τῶν ἀνθρώπων ἄρχουσι,] Angl. *are the rulers of men.* Vide ad p. 3. n. 3. "αἱ συμφοραὶ, *casus fortunae.* Schweig. P.

4. τῇδε] i. e. ἐν ταύτῃ τῇ ὁδῷ, *hoc modo.*

5. ἐθέλει—] Vide suprà ad p. 14. n. 4.

6. τὸ πρόσω αἰεὶ κλεπτόμενος·] i. e. κατὰ τὸ μέρος πρόσω, &c. Angl. *always deceiving yourself with respect to advancing*—i. e. *always advancing imperceptibly.*

7. πᾶν ἐπιλεγόμενος—] Ordo est: ἐπιλεγόμενος πείσεσθαι πᾶν χρῆμα, Angl. *supposing that he will suffer every hardship.* Vid. Coll. Gr Min. ad p. 32. n. 17.

8. εἰ γὰρ δὴ βούλοιο—] *nam si velis*—τὸ πᾶν ὁμοίως ἐπιλέγεσθαι—*similiter omninò disserere*—ἐπὶ τῷ αἰεὶ ἐπεσφερομένῳ πρήγματι, *de alio in aliud perpetuò superveniente*—ut planè indicat vox med. τὸ πᾶν rectè redditur *omninò, prorsùs.*

1. ποιήσειας ἂν οὐδαμᾶ οὐδέν.] *nunquam aliquid efficeres.* 29

2. Εἰ δὲ, ἐρίζων——λέξας.] Angl. *But if, while you cavil at every thing that is proposed, you point out nothing that can be depended upon for certain, you must, in such cases, be as much deceived, as he who is of a contrary opinion on those subjects.* Τοῦτο μὲν νυν ἔχει [ἑαυτὸ] ἐπίσης. *In this respect then you are upon an equal footing.* Οὐδαμῶς δὲ μὲν δοκέω ἐόντα ἄνθρωπον εἰδέναι κῶς [τι] χρὴ [εἶναι] τὸ βέβαιον, *but indeed I am by no means of opinion, that he who is a human creature knows how any thing must be certain.*

3. Τοῖσι τοίνυν βουλομένοισι ποιέειν, ὡς τοεπίπαν φιλέει γίνεσθαι τὰ κέρδεα·] *iis quidem qui volunt agere, plerumque solent fieri lucra.* Angl. *success for the most part attends those, who are willing to be active.* τοῖσι δὲ ἐπιλεγομένοισι, &c. *illis autem qui deligunt* [dubitant] *et qui timent, rarò solent* [fieri lucra.] Angl. *but seldom those who are hesitating and timid.* ὀκνεῦσι, dat. pl. praes. part. Ion. pro ὀκνοῦσι, ab ὀκνέω, *vereor, timeo.*

4. ἐς ὃ δυνάμιος προκεχώρηκε·] Angl. *to what a pitch of power they* ARE *advanced.* Est scil. προκεχώρηκε temporis quod ritè nuncupatur praes. perf.

5. ἐς τοῦτό σφεα προηγάγοντο.] *they brought them* [the Persian affairs, viz.] *for themselves* [or, *they got them brought*] *to this situation.* Nam προηγάγοντο est vocis med. σφεα est Ion. pro αὐτά.

6. ἐθέλει καταιρέεσθαι.] *solent confici.* καταιρέεσθαι, Ion. pro καθαιρέεσθαι, à καθαιρέω, *everto,* item, ut hîc, *conficio.*

7. τοῦτο μὲν γὰρ—τοῦτο δὲ,] Vide suprà ad p. 22. n. 2.

8. ἐπιβέωμεν] Ion. pro ἐπιβῶμεν, aor. 2. subj. verbi ἐπίβημι, pro ἐπιβαίνω.

9. ἀναγκαίως γὰρ ἔχει—] Angl. *for there is a necessity*—

1. οἷοί τε εἰμὲν] Vide suprà ad p. 5. n. 6. εἰμὲν, pro ἐσμέν. 30.

2. Ἐς θυμὸν ὦν βαλεῦ] Sic Iliad. α', 297. δ', 39, &c.—σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· *tu vero in praecordiis repone tuis.* Caeterùm βαλεῦ est aor. 2. imperat. med. pro βαλοῦ.

3. τῶν ἀπεφήναο γνωμέων, σφάλλεαι κατὰ ταύτην δὴ μάλιστα,] *sententiarum, quas exposuisti, in hac praecipuè falleris.* ἀπεφήναο, pro com. ἀπεφήνω, 2. sing. aor. 1. med. verbi ἀποφαίνω. σφάλλω, *supplanto.*

4. τῶν ἔχομεν] Vide suprà ad p. 3. n. 4. "l. 12. γνῶμα -ατος, τὸ, *indicium; documentum,* SCHWEIGHAEUSER. P.

5. ἐπὶ τούτοισι] Angl. *depending upon them, in their power*

APPENDIX,

EXHIBENS, ORDINE LITERARUM, PLERASQUE VOCES IONICAS, QUAE IN EXCERPTIS EX HERODOTO OCCURRUNT.

A.

Ἀδελφεὸν, pro *ἀδελφὸν*, *fratrem*.
ἀληθηΐη, pro *ἀλήθεια*, *veritas*.
ἀνδρεὼν, *ῶνος*, *ὁ*, pro *ἀνδρὼν*, *ῶνος*, *cubiculum virorum*.
ἀπηγέεσθαι, pro *ἀφηγέεσθαι*, ab *ἀφηγέομαι*, *duco*, *narro*.
ἀπικέσθαι, pro *ἀφικέσθαι*, aor. 2. inf. verbi *ἀφικνέομαι*, *venio*.
ἀπικόμενος, pro *ἀφικόμενος*.
ἀπῖκται, pro *ἀφῖκται*
ἀποδεξάμενος, pro *ἀποδειξάμενος*, ab *ἀποδείκνυμι*.
ἀποθωυμάσας, pro *ἀποθαυμάσας*.
ἀποκληΐω, pro *ἀποκλείω*, *excludo*.
Ἀριστολαΐδεω, pro *Ἀριστολαΐδου*, à nom. *Ἀριστολαΐδης*.
αὐτέων, pro *αὐτῶν*.

B.

Βασιληΐοισι, pro *βασιλείοις*. *τὰ βασίλεια*, *-ων*, *regia*. supple *οἰκήματα*.
βδελλέων, pro *βδελλῶν*.
βούλεαι, olim *βούλεσαι*, indè Ion. *βούλεαι*, et Att. *βούλει*.

Γ.

Γορδίεω, gen. pro *Γορδίου*, à nom. *Γορδίας*.
γνώμῃσι, pro *γνώμαις*.

Δ.

Δέκομαι, pro *δέχομαι*.
διαιρέεαι, antiquitùs *διαιρέεσαι*, eliso *σ*, *διαιρέεαι*, et indè contractè *διαιρέῃ*, à *διαιρέω*, *divido*, *dissero*.
διαφθείρεσκε, pro *διέφθειρε*.

E.

Εγένεο, antiquitùs *ἐγένεσο*, eliso *σ*, *ἐγένεο*, pòst contractè *ἐγένου*.
εἰμὲν, pro *ἐσμέν*.
εἵνεκεν, pro *ἕνεκεν*.
ἐκεκοσμέατο, pro *ἐκεκόσμηντο*, 3. pl. plusquamperf. ind. pass. verbi *κοσμέω*, *orno*.
ἐκπλώσας, pro *ἐκπλεύσας*, ab *ἐκπλέω*. " vel ab *ἐκπλώω* pro *ἐκπλέω*. P.
ἐνθαῦτα, pro *ἐνταῦθα*.
ἐναντιευμένου, pro *ἐναντιουμένου*.
ἐξεργάσαο, pro *ἐξεργάσω*. Vide *ἐργάσαο*.
ἐπεὰν, pro *ἐπειδὰν*, *posteaquam*.
ἐπεστεῶτες, pro *ἐφεστακότες*.
ἐπεὼν, pro *ἐπών*.

ἐπιλέγεο, pro *ἐπιλέγου*. Vide *ἐγένεο*.
ἐποιεῦντο, pro *ἐποιοῦντο*.
ἐργάσαο, pro *ἐργάσω*. Antiquitùs *ἐργάσασο*, eliso σ, *ἐργάσαο*, et indè contractè *ἐργάσω*, aor. 1. m. ab *ἐργάζομαι*, *operor*.
ἐτετάχατο, pro *τεταγμένοι ἦσαν*, à *τάσσω*.
ἐχρέωντο, pro *ἐχράοντο*, à *χράομαι*, *utor*.
ἐωθὼς, pro *εἰωθὼς*, *qui solitus est*.
ἐὼν, *ἐοῦσα*, *ἐὸν*, pro *ὢν*, *οὖσα*, *ὄν*.
ἑωυτὸν, pro *ἑαυτόν*. Et sic de caeteris ejusmodi.

Z.

Ζώειν, pro *ζάειν*. " à *ζώω*.

H.

Ἡμέας, pro *ἡμᾶς*.

Θ.

Θεησάμενον, pro *θεασάμενον*.
θεωρίη, pro *θεωρία*.
θηεύμενος, pro *θεαόμενος*, à *θεάομαι*. " vel à *θηέομαι*. P.
θῶυμα, pro *θαῦμα*, *miraculum*, *prodigium*.

I.

Ἴδμεν, pro *ἴσμεν*, quod pro *ἴσαμεν*, ab *ἴσημι*, *scio*.
ἱρήιον, pro *ἱερεῖον*.

K

Κατίσταται, pro *καθίσταται*.
κάτοδος, pro *κάθοδος*, *reditus*.
κερδανέεις, pro *κερδανεῖς*.
κόθεν, pro *πόθεν*, *undè ?*
κοίῃ, pro *ποίᾳ*, à *ποῖος*.
Κορινθίοισι, pro *Κορινθίοις*.
κότερος, pro *πότερος*.
κοτε, pro *ποτε*.
κου, pro *που*.
κρέσσον, pro *κρεῖσσον*.
κως, pro *πως*.

M.

Μετιέναι, *μετιεὶς*, &c. pro *μεθιέναι*, *μεθιείς*.
Μίδεω, gen. pro *Μίδου*, à nominat. *Μίδας*.
μιν, accusat. pro *αὐτὸν*, vel *αὐτὴν*, vel *ἑαυτὸν*, vel *ἑαυτήν*.
μοῦνος, pro *μόνος*.

N.

Νέα, pro *ναῦν*, à *ναῦς*, *navis*.
νεηνίας, pro *νεανίας*.

νοῦσος, pro νόσος.
νυν, pro οὖν.

Ξ.

Ξυνὸς, pro κοινὸς, *communis*.

O.

Οἰκήιος, pro οἰκεῖος, *domesticus*.
ὁκόθεν, pro ὁπόθεν, *undè*.
ὁκόσος, pro ὁπόσος.
ὅμουρος, pro ὅμορος, *finitimus*.
ὁρέω, pro ὁράω, *video*.
ὁρέοντες, pro ὁράοντες, ab ὁράω, *video*.
ὁρμεώμενος, pro ὁρμώμενος, quod contractè pro ὁρμαόμενος.
ὅτευ, pro οὗτινος, à nom. ὅστις.
ὅτεῳ, pro ᾧτινι, à nom. ὅστις.
οὐδαμοῖσι, pro οὐδαμοῖς.
οὔκων, pro οὔκουν, *non autem*. Sed οὐκοῦν, *igitur*.
Οὔλυμπος, pro Ολυμπος.
οὔνομα, pro ὄνομα.
οὖρος, pro ὄρος, *mons*.
οὕτερος, pro ὁ ἕτερος.

Π.

Πείθευ, pro πείθου.
πλεῦνας, pro πλέονας.
πλῶσαι, pro πλεῦσαι, à πλέω, *navigo*:" vel à πλώω, pro πλέω. P.
ποιέεσκον, pro ἐποίεον, -ουν.
ποιεύμενον, pro ποιούμενον.
πολιήτης, pro πολίτης, *civis*. Dat pl πολιήτῃσι, pro πολίταις
πρῆγμα, pro πρᾶγμα, *negotium*.
πρήσσω, pro πράσσω, *facio*.
πρόκα, idem quod εὐθὺς, *statim*.
πρυτανήϊη, pro πρυτανεία.

Σ.

Σάρδις, pro Σάρδεις, *Croesi regia*.
σέο, pro σοῦ.
σεῦ, pro σοῦ.
συμφορή, pro συμφορά.
σφεα, pro αὐτά, *ipsa*.
σφι vel σφιν, pro σφίσι, *ipsis* vel *sibi*.

T.

Τέσσερες, pro τέσσαρες, *quatuor*.
τευ, pro τοῦ, vel pro του, quod saepe pro τινος
τεῳ, pro τινι.
τοι, pro σοι.
τουτοισι, pro τούτοις.
τρωματίζω, pro τραυματίζω.

Υ.

Ὑπεδέκετο, pro ὑπεδέχετο, à ὑποδέχομαι, *suscipio*.

Φ.

Φοβέαι, pro φοβῇ, 2. s. praes. à φοβέομαι, *timeo*. Vide διαιρέεαι.
φοβέο, pro φοβοῦ. Vide ἐγένεο.
φοιτέω, pro φοιτάω.

Χ.

Χρέονται, pro χράονται.
χώρῃ, pro χώρα.

Ω.

Ὦν, pro οὖν, *igitur*.
Ὤνθρωπε, pro ὦ ἄνθρωπε.
ὠφελεύμενος, pro ὠφελούμενος

II. NOTAE IN THUCYDIDEM.

31. 1. Ex Thucydide.] Thucydides Atheniensis natus est anno secundo Olym lxxvii. ante C. N. 469. adeoque sedecim circiter annorum erat, cum Herodotum sua recitantem audiret, ipse Herodoto minor annis tredecim. [Fabr. Bib. Gr. Lib. II. Cap. 25.] Filius quidem erat Olori Atheniensis, discipulus autem Anaxagorae philosophi, et Antiphontis rhetoris. Sub ejus ductu amissâ Amphipoli, ab Atheniensibus exilio multatus est, anno aetatis 48; atque Scaptesulam, sive Σκαπτὴν ὕλην, Thraciae civitatem, undè uxorem divitem duxerat, se contulit. In patriam tandem, post diuturnum exilium, revocatus est. Sed utrum Athenis an in Thraciâ vitam finiverit, non convenit inter Scriptores. Historiam belli Peloponnesiaci, usque ad annum ejus vigesimum, Atticâ dialecto conscripsit; quae complectitur etiam bellum inter Corinthios et Corcyraeos, quod Peloponnesiacum antecessit. Hocce opus egregium in octo libros vulgò distributum est: quorum tamen octavum, utpote stylo minùs elaborato, nonnulli à Thucydide abjudicârunt. Scriptor est, siquis alius, gravissimus et fidelissimus; multa quidem narrat, quibus ipse interfuit; et ubique veritatis est observantissimus. Quod autem ad ipsius dictionem attinet, norma Atticismi ea habita est, atque Demostheni imprimis adeò se commendavit, ut summus ille orator manu propriâ totam Thucydidis historiam octies descripsisse dicatur. "Thucydides [verba sunt Ciceronis] omnes dicendi artificio, meâ sententiâ, facile vicit, qui ita creber est rerum frequentiâ, ut verborum propè numerum sententiarum numero consequatur: ita porrò verbis aptus, et pressus, ut nescias, utrum res oratione, an verba sententiis illustrentur." [De Orator. II. 13.] Alibi tamen idem Cicero de Thucydidis, praesertim in concionibus, obscuritate conqueritur. Nimis tamen iniquum videtur Dionysii Halicarnassensis de hoc probatissimo Historico judicium. [Vide infrà in Excerptis ex Criticis.] Sed prolata erat haec sententia, uti putant H. Stephanus et Hudsonus, cum Criticus adhuc juvenis esset, judiciique parum subacti. Plura volentes de Thucydide adeant Fabr. Biblioth. Gr. ubi suprà, Marcellinum de vitâ Thucydidis, atque alia excerpta Editioni Thucyd. praefixa, quae prodiit curâ Wassi et Dukeri.

Editiones Thucydidis.

1. Thucydidis de bello Peloponnesiaco Libri octo. Graecè. Edit. Princeps. *Venet. apud Aldum*, 1502, *in fol.*

2. ———— Graecè; cum Scholiis Graecis ad oras pagin. appositis. *Florent. apud Bernard. Juntam*, 1526, *in fol.*

3. ———— Graecè: à Joachimo Camerario recensita, &c. *Basileae, ex officinâ Hervagianâ*, 1540, *in fol.*

4. ———— Gr. et Lat. separatim impressi. Versio est Laurent. Vallae, ab H. Steph. recognita. P. *Apud H. Stephanum*, 1564, *in fol.*

5. ———— Gr. et Lat. ex Vallae interpretatione, ab H. Ste-

phano denuò recognitâ, cum Scholiis Graecis, &c. *Apud Henr. Steph.* 1588, *in fol.*

6. Thucydidis —— Libri octo: Gr. Lat. ab Aemylio Porto, cum Francisci Porti Cretensis, patris sui, Commentariis, &c. *Francof. apud Wechel.* 1594, *in fol.*

7. ———— Gr. et Lat. cum notis variorum et Joannis Hudsoni. *Oxon.* 1696, *in fol.*

8. ———— Gr. et Lat. cum adnotationibus integris H. Stephani, et Joannis Hudsoni. Recensuit, &c. Josephus Wasse. Editionem curavit, &c. Carolus Andreas Dukerus. *Amstelaedami, apud Wetstenios,* 1731, *in fol.* [Haec est Edit. omnium splendidissima.]

9. ———— ex edit. Wassii et Dukeri, [sine notis.] Tomis VIII. *Glasguae, apud Foulis,* 1759, *in* 12*mo.*

10. ———— ad editionem Jos. Wasse et Car. And. Dukeri accuratè expressi. Tomis VI. *Studiis Societatis Bipontinae. Biponti,* 1788, *in 8vo.* [Editio pulcherrima.]

11. ———— Gr. et Lat. cum omnibus Notis Dukeri, et novis Animadversionibus et Glossario, a Gottlebero et Bavero. *Lipsiae,* 1790, 2 Voll. *in 4to.* [Nescio an Vol. secundum adhuc lucem viderit.] Opere incepto, Gottleberus mortuus est, nondum absoluto, Bauerus. Chr. Dan. Beckius Vol. 2 absolvit. *Lipsiae,* 1804. P.

12. ———— Graecè et Latinè. Apud Gul. Laing. *Edinb.* 1804, 6 tom. *in 8vo.* [Editionem curavit Pet. Elmsly. Nitidissimè et, quantum observavi, accuratissimè expressa est.]

2. *Ἐκ τοῦ τῆς ΣΥΓΓΡΑΦΗΣ πρώτου.*] Hoc est—Ex Historiae libro primo.

3. *Περὶ τῶν πάλαι ʿΕΛΛΗΝΩΝ.*] Hoc est—De priscis Graecis.

4. *καὶ τῶν βαρβάρων οἵ τε ἐν τῇ ἠπείρῳ παραθαλάσσιοι,*] *et barbarorum quotquot in continente mari vicini degebant,*—

5. *μᾶλλον περαιοῦσθαι*] *frequentius trajicere inter se*—*ἐπ᾽ ἀλλήλους, alii ad alios.*

6. *ἐτράποντο*] *se converterunt.* Ea enim est vis vocis mediae.

7. *κέρδους τοῦ σφετέρου αὐτῶν ἕνεκα,*] *quaestus sui ipsorum causâ*—

8. *καὶ κατὰ κώμας οἰκουμέναις,*] *et quae pagatim incolebantur,*—

9. *τὸν πλεῖστον τοῦ βίου*] *maximam victûs partem*—" Sic Thuc. P.

10. *οἷς κόσμος καλῶς τοῦτο δρᾷν,*] *quibus decori est hoc pulchrè facere.* Optimè hic Scholiastes: *καλῶς, ἀντὶ τοῦ εὐσεβῶς καὶ φιλανθρώπως. οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλεηλάτουν, ἢ ἔκλεπτον, οὔτε νυκτὸς, οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃστείαν. Pulchrè,* i. e. *piè ac humaniter: neque enim bovem aratorem praedam agebant, vel furabantur; neque noctu, neque cum caedibus, latrocinium exercebant.* Quam interpretationem rectè defendit Hudsonus contra nimis acrem reprehensionem H. Stephani in annotationibus in Scholia Graeca, p. 588. Edit. Dukeri. " Vol. 2. p. 486. Bauer. P.

11. *τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες,*] *interrogationes ultrò citróque navigantibus ubique eodem modo proponentes. πύστις, interrogatio,* à *πυνθάνομαι, percontor. τῶν καταπλεόντων,* regi videntur ab *ἐκ* suppressâ. *ἐρωτῶντες πύστεις,* Angl. *asking questions.* Apud Lucianum, in Alexandro, § 32. invenimus *πύστεις πυνθάνεσθαι, interrogationes proponere.* Hujusmodi repetitio vocis cognatae solennis est etiam Latinis, uti *pugnare pugnam, errare errorem, dormire somnum,* &c. Sic etiam apud Graecos, *δίκας δικάζειν, φι-*

λημα φιλῆσαι, &c. Falli igitur videtur vir eruditissimus H. Steph. in annotatione suâ ad hunc locum. "Quum illud (inquit) πύστεις non "aliud foret quam ἐρωτήσεις, ideoque ineptum sit dicere, τὰς πύσ"τεις ἐρωτῶντες, quò igitur accusativum hunc πύστεις tendere dice"mus? nempè ad subauditam praepositionem κατά." Atqui nequaquam ineptum est dicere τὰς πύστεις ἐρωτῶντες: neque necesse est ad ellipsin τῆς κατὰ recurrere.

12. ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων—] *since neither those, to whom they put the question, think the deed unworthy of themselves; nor do those, who are anxious to know, mean to cast any reproach upon them.*

13. μέχρι τοῦδε] supple τοῦ χρόνου. τοῦδε idem est ac τούτου.

32 1. τὴν ταύτῃ ἤπειρον.] *continentem in illâ regione.* ταύτῃ, i. e. ἐν ταύτῃ χώρᾳ. Vide Lamb. Bos Ellipses Gr. ad vocem χώρα.

2. τό τε σιδηροφορεῖσθαι] Angl. *and the fashion of wearing armour.* τό, τε, ut distinguatur à τότε, *tunc:* et articul. construitur cum infin. τό τε hodie, sine commate. P.

3. καὶ ξυνήθη τὴν δίαιταν μεθ' ὅπλων ἐποιήσαντο,] *et assuetam reddiderunt rationem suam cum armis vivendi.* Vel, *et vivendi methodo cum armis se assuefecerunt.* "*Consuetam vitam cum armis egerunt.* P.

4. Ἐν τοῖς] ἐν τούτοις, ποιητικῶς. *Schol.* Nec verò hic articulorum usus nobis mirus videri debet, quum sciamus veterem Atticismum in multis cum linguâ Ionicâ affinitatem habere, quae saepè τοῖς dicit pro τούτοις. H. Steph. Caeterùm post πρῶτοι mallet idem H. Steph. δὴ quam δέ· et rectè, ut opinor. Verùm pro πρῶτοι, vir doctus Jac. Burnett de Monboddo legendum mihi proposuit πρώτοις.

5. ἀνειμένῃ τῇ διαίτῃ, ἐς τὸ τρυφερώτερον μετέστησαν.] Angl. *and leading a life of relaxation, they grew more elegant. They passed into a more elegant state.* ἀνειμένῃ—perf. part. pass. ab ἀνίημι, *remitto, relaxo:* post καὶ supple ὄντες ἐν. Ex illo quidem tempore morum elegantia Athenienses à Lacedaemoniis praecipuè distinxit. Negat tamen illustrissimus Pericles illos ideo ab his, in periculis adeundis, superari. ἡμεῖς δὲ, [verba sunt Periclis in celeberrimâ suâ oratione funebri, apud Thucyd. II. 39.] ἀνειμένως διαιτώμενοι, οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν.

6. καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων, διὰ τὸ ἁβροδίαιτον,] Constructio est: καὶ οὐ πολὺς [ἐστὶ] χρόνος, ἐπειδὴ οἱ πρεσβύτεροι τῶν εὐδαιμόνων [ἐν] αὐτοῖς, διὰ τὸ ἁβροδίαιτον, ἐπαύσαντο φοροῦντες χιτῶνάς τε λινοῦς, καὶ ἀναδούμενοι κρωβύλον τῶν τριχῶν ἐν τῇ κεφαλῇ ἐνέρσει χρυσῶν τεττίγων. *nec longum tempus est, ex quo grandiores natu eorum, qui divites erant inter illos, propter delicatum vitae genus,* [i. e. ut delicatius viverent,] *ferre desierunt lineas tunicas; et vincire nodum capillorum in capite nexu ex aureis cicadis.* "Mos erat "Atheniensium (*sc.* antequam resp. eorum à Solone corrigeretur) ca"pillos in coni speciem formare, et colligere in vertice: quam crini"um metam τεττίγων ἐνέρσει comprehendebant, ut se αὐτόχθονας, "aut (ut volunt alii) μουσικοὺς hoc argumento indicarent." Wass. καὶ γὰρ τὸ ζῶον [τέττιξ scil.] γηγενές. *Schol.* Confer Aelian. V. H. lib. iv. cap. 22. annotante Perizonio. Caeterùm vir egregius H. Steph. mavult ἐνέρσει quam ἐν ἔρσει.

7. ἀφ' οὗ καὶ Ἰώνων—] ad verbum, *undè etiam hicce ornatus Ionum antiquiores propter cognationem diu possedit.*

8. καὶ ἐς τὸν νῦν τρόπον,] *et ad hodiernam consuetudinem* accom-

modatâ, Angl. *The Lacedaemonians were the first, who used a simple dress, and of the same fashion as at present.*

9. *πρὸς τοὺς πολλοὺς,*] πολλοὺς, τοὺς πένητας. *Schol.*

10. *λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο.*] *oleo, ad certandum progredientes, se unxerunt.* *λίπα* indecl. *pingue.*

11. *καὶ ἐν τοῖς βαρβάροις ἔστιν οἷς νῦν,*] *apud barbaros quosdam nunc.* "Graeci dicunt, *ἔστιν οἵτινες*, vel *εἰσὶν οἵτινες*, pro *τινὲς* simpliciter :—sic *ἔστιν ὃς*, *aliquis*, *ἔστιν οἵ*, *aliqui*, *ἔστιν οἷς*, *quibusdam*, "per omnes casus, numeros, et genera." Vigerus de Graecae dict. Idiotismis, Cap. V. sect. vi. reg. f. Ad quem locum vide quae notavit vir doctissimus Henr. Hoogeveen. Edit. Lugd. Bat. 1742.

12. *καὶ ἤδη πλωϊμωτέρων ὄντων,*] supple *πραγμάτων*, *et rebus jam navigationi magis idoneis*: vel, *et quippe quibus res navigationi magis essent idoneae,*—

1. *ἐμπορίας τε ἕνεκα*—] Ordo est: *τε ἕνεκα ἐμπορίας καὶ τῆς ἰσχύος [ἣν] ἕκαστοι [ἔχοιεν] πρὸς τοὺς προσοίκους.* *et mercaturae causâ, et potentiae,* quam *singulae* habere possent, *adversus suos finitimos.* Ubi notandum vocem *ἕκαστοι* fem. generis esse, more Attico, ut referatur ad *πόλεων* suprà; vel masc. generis, ut *singuli cives* positum sit pro eo, quod est *cives uniuscujusque urbis.* 33

2. *ἐπιπολὺ ἀντισχοῦσαι,*] Plerique interpretes malunt *ἀντισχοῦσαν*, scil. ut concordet cum *λῃστείαν*. Angl. *on account of the piracy, which almost constantly infested them.* "An, *arcentes, caventes?* P.

3. *ἔφερον γὰρ*—] Ordo est: *τε καὶ γὰρ ὅσοι τῶν ἄλλων ᾤκουν κάτω, ὄντες οὐ θαλάσσιοι, ἔφερον ἀλλήλους· nam et aliorum, quicunque mare accolebant, rebus maritimis non occupati, sese mutuò populabantur.* *κάτω*, *infrà, deorsùm,* refertur ad loca maritima; *ἄνω*, *suprà, sursùm,* ad loca mediterranea. Quod autem ad *ἔφερον* attinet, *ἄγειν καὶ φέρειν*, phrasis erat in antiquissimis temporibus, quum homines alii ab aliis praedam agere invicem consuevere. Hinc ille, qui benè praedam agebat, [*ἦγε*,] *ἀγαθὸς* appellabatur; ille autem, qui melius vel optimè ferebat, [*ἔφερε*,] *φέρτερος*, vel *φέρτατος*, vel *φέριστος* habebatur.

l. 6. *ἀνῳκισμένοι*, i. e. *ἄνω ᾠκισμένοι*, *mediterranea incolunt.* Vide Thucyd. L. I. c. 58. P.

4. *οὐχ ἧσσον*] *praecipuè.* "*non minus, vel plus.* Bauer, &c. P.

5. *Δήλου γὰρ καθαιρομένης,*] *Dum enim Delos lustrabatur.* Vide Platon. Phaed. non longè ab init. Locus citatur infrà ad p. 236. n. 5 "Athenienses Delum ex oraculo quodam lustrarunt. Thu. III. 104. P.

6. *Μίνω*] gen. Atticus à *Μίνως*, nom. propr.

7. *πλωϊμώτερα*] subauditur *θάλασσα*. "Vel potius *πράγματα*. Vide supra ad p. 32. n. 12. P.

8. *πλουσιώτεροι ἑαυτῶν*] *ditiores seipsis*, i. e. *ditiores quam antea.*

☞ Caeterùm huic nobilissimo historico, atque etiam philosopho, quam penitùs perspecti essent mores rudium ac barbarorum hominum, satis indicat brevis haec, sed luculenta priscorum Graecorum descriptio. Quantâ igitur cum ratione sese jactare videntur quidam philosophi hodierni, materiam hanc, tanquam antea prorsus intactam, in lucem jam tandem proferentes, judicent Eruditi.

9. *'Η ΠΑΥΣ*—] Hoc est—Pausaniae Lacedaemonii Crimen et Mors.

10. *ἀπελύθη μὴ ἀδικεῖν,*] Angl. *was acquitted of the charge of injuring the state.*

11. τριήρη λαβὼν 'Ερμιονίδα,] *sumptâ triremi Hermionide, ἀπὸ Ἑρμιόνης πόλεως Λακωνικῆς. Schol.* Graeci solebant cognomenta indere navibus, et etiam ad proram adfigere: sic et 'Ερμιονὶς è loco quodam in Laconiâ, [vel potius in Argiâ.] Vide Bayfium de re navali. HUDSON. " Navis ex Hermione. P.

34. 1. Εὐεργεσίαν δὲ ἀπὸ τοῦδε πρῶτον ἐς βασιλέα κατέθετο,—] *Beneficium autem primum apud regem collocavit, totiusque rei fecit initium ex hoc*—ἀπὸ τοῦδε, idem quod ἀπὸ τούτου.

2. οὓς ἑάλωσαν] *qui capti erant*: ἑάλωσαν, Atticè pro ἥλωσαν, 3. pl. aor. 2. ind. act. ab obsoleto ἅλωμι, pro quo in usu est ἁλίσκω, *capio*. Observent tirones ἥλων, in aor. 2. usurpari in sensu passivo: ut et ἥλωκα, ob obsoleto ἁλόω, in perf. act. Vide Iliad. β'. 374. et Xen. Απομν. II. iii. 10.; item Cyrop. pp. 131. 286. 287. et 396. Edit. Hutch. 4to.

3. τῷ δὲ λόγῳ, ἀπέδρασαν αὐτόν.] *rumore autem* [quem scil. de illis vulgaverat] *ab illo aufugerant*. ἀπέδρασαν, 3. pl. aor. 1. ind. act. verbi ἀποδιδράσκω, *aufugio*.

4. τούσδε τέ σοι—] Ordo est: βουλόμενος χαρίζεσθαί σοι, τε ἀποπέμπει τούσδε, ἑλὼν δορὶ—Angl. *wishing to oblige you, both sends you these men, after having made prisoners of them*, [δορὶ ἑλὼν, *quum hastâ ceperit*; i. e. *quum bello ceperit*:] καὶ γνώμην ποιοῦμαι, *et statuo*—transit scil. Pausanias, inter scribendum, à tertiâ ad primam personam.

5. Δασκυλῖτιν σατραπείαν] à Dascylo Bithyniae urbe dictam.

6. ἐπιστολὴν ἀντεπετίθει] *epistolam vicissim dabat*.

35. 1. τῶν ἀνδρῶν,] subauditur ἀντί.

l. 10. κεκωλύσθω,] subintellige ταῦτα, vel τοῦτο. P.

2. εἴποι δεῖ παραγίγνεσθαι·] *si quo oportet venire*.

3. Πλαταιᾶσιν] adv. *Plataeis*: ut Ὀλυμπίασιν, pro ἐν Ὀλυμπίᾳ, &c.

4. ἐν τῷ καθεστῶτι τρόπῳ] τῷ Λακωνικῷ. *Schol.* Vide supra ad p. 12. n. 3.

5. παρετίθετο,] *sibi apponendam curabat*: uti planè indicat v. med.

6. οὐχ ἥκιστα ἡ ξυμμαχία μετέστη.] *potissimùm socii transierunt*. οὐχ ἥκιστα, Latinè sonat *non minimè*, i. e. vel *maximè*, vel *nequaquam*, prout diversè spectetur: perindè ac si quis Angl. diceret, *not the least*; quod etiam docti homines minus rectè cepisse videntur. Vide infrà ad p. 47. n. 5. " Διόπερ—*Quam ob causam*—P.

36. 1. ἐπ' ἀγαθῷ] supple κοινῷ. Angl. *for the public good*.

2. ἐπέσχον,] supple ἑαυτούς. Vide suprà ad p. 23. n. 3.

3. σκυτάλην,] De Scytalâ Laconicâ vide Schol. ad hunc locum: itém Gellium, 17. 9. et Potter Archaeolog. Gr. L. III. c. 13. Describitur autem hîc vivâ voce, inter docendum. εἶπον μὴ λείπεσθαι τοῦ κήρυκος· Angl. *told him not to be behind the herald*.

4. καὶ καθίστησιν ἑαυτὸν ἐς κρίσιν—] Angl. *and he submits to a trial at the instance of any persons, who are willing to accuse him respecting these crimes*.

l. 16. τιμὴν ἔχοντα.] *officium tenentem, locum tenentem*, scil. Regis. Vide p. 53. l. 30. hujus vol. P.

5. μὴ ἴσος βούλεσθαι εἶναι—] *se nolle in aequali rerum statu esse*. Vide Coll. Gr. Min. ad p. 40. n. 7.

6. ἐξεδεδιῄτητο] ἐκδιαιτάω τῶν νομίμων, *victu egredior leges, praeter leges ac mores victum et cultum habeo*. GESNER.

7. ἠξίωσεν ἐπιγράψασθαι—] *dignum se putavit, qui hoc distichon sibi scribendum curaret*, ἰδίᾳ, supple δυνάμει, *propriâ auctoritate*.

8. ἐν τῷ τύπῳ] ἐν τῇ κατηγορίᾳ τοῦ Μηδισμοῦ. *Schol.* Nimirùm illud de tripode factum tanto magis crimini dabatur viro, cum praesentibus ipsius consiliis simile esse et respondere videretur. GESNER.

1. παραποιησάμενος σφραγῖδα,] Angl. *having counterfeited the seal,*—

2. ἢ καὶ ἐκεῖνος—] *aut etiam si ille* [Pausanias scil.] *aliquid à se scriptum mutare vellet*—

3. ἐν αἷς, ὑπονοήσας—] Angl. *in which, having suspected that some such injunction was added, he found,* besides other circumstances, *himself also expressly marked down to be put to death*—devoted to death. Ubi notandum, 1. Voculam καὶ hîc denotare *et, praeter alia, hoc disertè.* 2. inf. act. κτείνειν reddi debere passivè, ut interdum fit in serm. Graeco. Vide Coll. Gr. Min. ad p. 6. n. 5. et Zeunium ad Vigerum, p. 183. "C. V. s. I. r. 11. n: s. III. r. 3. 4. P.

4. ὡς αὐτὸν] ὡς, Atticè pro πρός. αὐτὸν, ἄνδρα Ἀργίλιον scil.

5 καθ' ἕκαστον,] *singulatim.*

6. ὡς οὐδὲν πώποτε αὐτὸν, ἐν ταῖς πρὸς βασιλέα διακονίαις, παραβάλοιτο,] Angl. *how he, in his missions to the king, had in no respect at any time for his own advantage exposed him to danger*—παραβάλλομαι, in voce m. signif. *periculum adeo.* Rectè exponit Suidas, παραβάλλεσθαι· πρὸς κίνδυνον ῥίπτειν ἑαυτὸν, i. e. *in periculum se conjicere.* Sed παραβάλλομαι cum accus. (e. g. τινα) est id quod Latinè sonat—*aliquem periculis objicio pro meo commodo.* In quâ significatione non rarò usurpatur apud scriptores Graecos vox med. Sic Xenoph. de Cyri Exped. Lib. I. Ἀβροκόμας δὲ οὐ τοῦτο ἐποιήσατο. *At hoc pro se non fecit Abrocomas.* Ad quem locum ita vir accuratissimus Thom. Hutchinson, "Vox media (inquit) rectè hoc loco significat, "*sibi* sive *commodo suo facere.*" Et Thucyd. lib. II. cap. 24. *pro se* vel *sibi constituerunt*, ut rectè interpretatur Kusterus in libello de Verbis Mediis, § I. 50. Ubi vide plura. "Vid. inf. p. 98. n. 5. P.

7. προτιμηθείη] ἐν εἰρωνείᾳ τὸ προτιμηθείη λέλεκται. *Schol.*

8. ἀλλὰ πίστιν, ἐκ τοῦ ἱεροῦ, διδόντος, τῆς ἀναστάσεως,] *fidem autem ei faciente eum è templo* [impunè] *surrecturum.* "Mos supplicum erat καθίζεσθαι ἐπὶ τῆς Ἑστίας. quando aram relinquebant, "surrexerunt; et hoc est ἀνάστασιν facere." WASS.

1. καὶ ἀξιοῦντος ὡς τάχιστα πορεύεσθαι,] Angl. *and begging him to set out as speedily as possible*— 38.

2. τὰ πρασσόμενα] Angl. *the things a-doing; the business in hand.*

3. τὴν ξύλληψιν ἐποιοῦντο.] Angl. *they began to think of apprehending him.* "ποιεῖσθαι, interdum significat, *ducere, existimare*; quasi "dicas, *aliquid* [*in mente*] *sibi fingere.*" KUSTERUS de Verbis Mediis, § I. 33. quem locum videsis.

4. ἐφ' ᾧ ἐχώρει·] Angl. *on what account, for what reason he was coming.*

5. Χαλκιοίκου] ἡ Χαλκίοικος, Minervae Epith. apud Graecos, non templi nomen, quod aereum cum esset, Deae nomen dedisse potest. GESNER.

6. ὃ ἦν τοῦ ἱεροῦ,] Angl. *which belonged to the temple.*

7. ἵνα μὴ ὑπαίθριος ταλαιπωροίη,] *ne sub dio aliquid pateretur.* ταλαιπωροίη, Atticè pro ταλαιπωροῖ.

8. ἀπολαβόντες] ἀπολαμβάνω, *excludo, intercipio, quasi aufero à commercio aliorum hominum.* GESNER. μονώσαντες, περιείρξαντες. *Schol.*

9. καὶ ὡς ἄγος αὐτοῖς ὂν τὸ πεπραγμένον,] Angl. *and since what they had done was a crime to be expiated.* ὡς ἄγος—ὂν—Constructio

familiaris Thucydidi. Vide Vigerum de Idiotismis, Cap. VI. sec. I. reg. 1. annotante doctissimo Hoogeveen. Edit. L. B. 1742.

39. 1. *Ἐκ τοῦ τῆς ΞΥΓΓΡΑΦΗΣ δευτέρου.*] Hoc est—*Ex secundo Historiae libro.*

2. *'Ο τῶν ΑΘΗΝ*—] ATHENIENSIUM PESTIS. Nimirùm tempore belli Peloponnesii res accidit, cum Peloponnesi incolae adversus Athenienses eorúmque socios pugnarent. GESNER.

3. *τὰ δύο μέρη,*] i. e. *κατὰ τὰ δύο μέρη.* Angl. *in two divisions*—quanquam alii exponunt, *Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τὰ δύο μέρη*, quasi esset, *Πελοποννησίων καὶ τῶν ξυμμάχων τ. δ. μ.*

4. *ἐσέβαλον ἐς τὴν Ἀττικὴν,*] *ἐσέβαλον*, supple *ἑαυτοὺς*, *irruperunt*, Angl. *made an incursion.* [Vide suprà ad p. 3. n. 7.] *ἐς τὴν Ἀττικὴν*, supple *χώραν.*

5. *ἡ νόσος—λεγόμενον*] nimirùm *λεγόμενον* ad *νόσος* refertur, quia etiam dicitur *νόσημα.* GESNER. Quod et notavit Scholiastes.

6. *τέχνη οὐδεμία.*] supple *ἤρκει.*

7. *Τελευτῶντες*] *tandem.* "Id est, *finientes*, pro adverbio *τελευ*-"*ταῖον*, quod Thucydidi, aliisque familiare." HUDSON. *αὐτῶν ἀπέστησαν*, i. e. *ἔστησαν ἑαυτοὺς ἀπ' αὐτῶν.* Angl. *they abstained from those: they left them off.*

8. *ἥψατο τῶν ἀνθρώπων*] *tetigit, tentavit, infecit homines. ἅπτω, necto; ἅπτομαι*, in v. med. *necto meipsum alicui*, i. e. *tango.* Unde habet post se genitivum, per notam Syntaxin.

9. *ἀφ' ὅτου εἰκὸς ἦν*—] *undè verisimile videtur eam extitisse.* Et secundum Ae. Portum, haec est series verborum sequentium, *καὶ τὰς αἰτίας τοσαύτης μεταβολῆς, ἅς τινας νομίζει ἱκανὰς εἶναι δύναμιν σχεῖν ἐς τὸ μεταστῆσαι· et causas tantae mutationis, quas putat idoneas esse ut vim haberent ad mutationem efficiendam.* Locus est minùs forsan sanus. Ei medetur Gesnerus inserendo *ἢ* proximè post *εἶναι.* "Ausus sum," inquit, "illud *ἢ* inserere, quo lucem accipere mihi videtur "locus aliàs obscurissimus, ita jam facilè explicandus. *Causas, quas* "*putet tantae mutationis idoneas* (sufficientes) *esse, aut submovendi* "*eam*, morbumque adeo tollendi, *vim habere.*" Forsitan istud, *δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν*, glossema est cujusdam Scioli, quod in textum tandem irrepsit. Vix mihi persuadere possum, inquit H. Steph. locum ita scripsisse Thucydidem.

40. 1. *Τὸ μὲν γὰρ*—] Ordo est: *γὰρ μὲν δὴ τὸ ἐκεῖνο ἔτος, ὡς ὡμολογεῖτο, μάλιστα ἐκ πάντων ἐτύγχανεν ὂν ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας.* "*ἀπεκρίθη*, *convertebantur.* Vers. P.

2. *τὰ ἐντὸς,*—] sumitur adverb. Angl. *within.*

3. *πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει*] *halitum tetrum et graveolentem emittebant. ἠφίει*, cum Attico augm. ab initio, pro *ἀφίει*, imperf. ab obsol. *ἀφιέω*, idem quod *ἀφίημι.*

4. *ἐς τὴν καρδίαν*] *οἱ παλαιοὶ ἰατροὶ τὸν στόμαχον καρδίαν ἐκάλουν, καὶ καρδιωγμὸν τὸν πόνον τοῦ στομάχου. Schol.* "*στηρίξαι*, opt.

5. *Λύγξ—κενὴ,*] Angl. *a hiccup.*

6. *μετὰ ταῦτα,*] *αὐτίκα. Schol.*

7. *πελιδνὸν,*] *πελιδνόν ἐστι τὸ μετέχον ὠχρότητος καὶ μελανίας, οἱονεὶ μολυβδοειδές. Schol.*

8. *μήτ' ἄλλο τι ἢ γυμνὸν ἀνέχεσθαι,*] Angl. *nor to endure any other situation but that of being naked.*

9. *Καὶ ἐν τῷ ὁμοίῳ—ποτόν.*] Angl. *and it was the same thing whether they drank much or little.*

10. ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν] *Ἀττικῶς* abundat *μη*. Hudson.

1. ἔτι ἔχοντές τι δυνάμεως· ἤ, εἰ διαφύγοιεν—] Angl. *while they had still some strength*, [i. e. before they were quite exhausted;] *or, if they escaped* that period, &c. 41

2. αὐτῇ—ἐγγιγνομένης,] i. e. γιγνομένης ἐν αὐτῇ.

3. καί, εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο,] κινδύνων, δηλονότι. Schol. *Et si quis ex maximis illis periculis superstes evaderet*,—

4. τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινε.] Ordo est: ἀντίληψις τῶν ἀκρωτηρίων γε αὐτοῦ ἐπεσήμαινε· Angl. *the manner in which his extremities were affected continued to shew* the violent nature of the disease.

5. εἰσὶ δ' οἵ] i. e. δέ τινες—supple διέφευγον στερισκόμενοι—Vide suprà ad p. 32. n. 11.

6. ἐδήλωσε—ἄλλο τι ὂν ἢ τῶν ξυντρόφων τι·] Constructio apud Graecos notissima;—est perindè ac si esset—ἄλλο τι εἶναι, &c.—*declaravit se aliquid aliud esse, quam aliquod familiarium.*

7. οὔτε περὶ τοιοῦτον οὐδέν.] Angl. *nor about any such* carcase. Vis duplicis negationis apud Graecos nota etiam tironibus.

8. διὰ τὸ ξυνδιαιτᾶσθαι.] ἀνθρώποις scil.

9. παραλιπόντι] hoc est, ἐμοῦ παραλιπόντος, *ut taceam*. Gesner. Sed παραλιπόντι rectè ponitur in dat. (post ἦν, scil.) sic—νόσημα ἦν ἐπίπαν τοιοῦτον [κατὰ] τὴν ἰδέαν [μοι] παραλιπόντι, κ. τ. λ. ἐτύγχανε—γιγνόμενον, vide suprà ad p. 7. n. 5. Paulò inferius: ἕν τε κ. τ. λ. Angl. *and there was no one established specific remedy whatever, which of necessity had any effect in relieving those who applied it.*

10. Σῶμά τε αὔταρκες] Ordo est: οὐδὲν δὲ σῶμα, περὶ ἰσχύος ἢ ἀσθενείας, διεφάνη ὂν αὔταρκες πρὸς αὐτό· Angl. *and the body of no one, in point* either *of strength or weakness*, [i. e. whether weak or strong] *shewed itself sufficient to resist it.*

1. αἴσθοιτο κάμνων,] Frequens apud Graecos Syntaxis, quasi dicas αἴσθοιτο ἑαυτὸν κάμνειν. 42

2. καὶ ὅτι ἕτερος—] Lege et distingue hoc modo: καὶ ὅτι ἕτερος ἀφ' ἑτέρου θεραπείας, ἀναπιμπλάμενοι [φθορᾶς,] ὥσπερ τὰ πρόβατα, ἔθνησκον· *et quod alter ab alterius curatione*, contagione *tanquam oves oppleti, moriebantur.*

3. οἱ ἀρετῆς τι μεταποιούμενοι.] μεταποιεῖσθαι τῆς ἀρετῆς τι, *vindicare sibi virtutis aliquid*, i. e. *honestatis rationem habere*. Gesner. " Honestas, αἰσχύνη, αἰδὼς, *sense of honour, or shame, or duty*. P.

4. αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν, ἐσιόντες παρὰ τοὺς φίλους,] Angl. *for, from delicacy, without minding themselves, they went in to their friends*, [ἠφείδουν, imperf. ind. ab ἀφειδέω, *non parco, nullam curam habeo*,] ἐπεὶ καὶ οἱ οἰκεῖοι τελευτῶντες ἐξέκαμνον [πρὸς] τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων, νικώμενοι ὑπὸ τοῦ πολλοῦ κακοῦ. "Thucydi- " des significare vult," inquit Henr. Steph. " *ipsos etiam propinquos* " *ad complorationes morientium defecisse, mali gravitate superatos.* Vel, " *Ne comploratu quidem morientes prosequi amplius valuisse.*" [Thes. voce ὀλοφυρμός.] τελευτῶντες, *tandem*, uti paulo suprà.

5. οὐχ ἧσσον] *praecipuè.* Vide suprà ad p. 33. n. 4.

6. ὥρᾳ ἔτους] τῷ θέρει, δηλονότι. Schol.

1. διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν·] *propterea quod frequentes jam mortui erant* [domestici nempè] *illis.* 43

2. ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας,—] *nam alii quidem in alienos rogos, antevertentes illos, qui eos exstruxerant, mortuum suum cum imposuissent,*

igne subjecto accendebant,—" νήσαντας, à νέω, νῆσαι πυρὰν, *rogum* "*struere*, proprium ea in re verbum Atticis." Gesner.

3. *Πρῶτόν τε ἦρξε καὶ ἐς τἄλλα*,—] Ordo est: τε τὸ νόσημα πρῶτον ἦρξε [ἀρχὴ γέγονεν, Schol.] ἐπιπλέον ἀνομίας τῇ πόλει, καὶ ἐς τἄλλα, *atque morbus hicce initium erat majoris improbitatis civitati, etiam quod ad alia.* "ἐπίπλεον, adverb. *ampliùs*, &c. P.

4. *ῥᾷον γὰρ ἐτόλμα*—] Sensus erui potest hoc modo, γάρ τις ῥᾷον ἐτόλμα ποιεῖν καθ' ἡδονὴν ἃ πρότερον ἀπεκρύπτετο μὴ [ποιεῖν.] *Quilibet enim faciliùs audebat patrare ad animi libidinem quae prius simulare consueverat se non facere*, [vel, celabat se facere.] Videtur mihi phrasis esse ἀποκρύπτομαι μὴ ποιεῖν, [Angl. *I make a secret of doing*,] quemadmodum apud Latinos *vereor ne faciam*, Angl. *I am afraid of doing*. Ordinem tamen verborum hunc esse existimat Fr. Portus, ῥᾷον γὰρ ἐτόλμα τις ποιεῖν ἃ προτέρον ἀπεκρύπτετο, ὥστε μὴ ποιεῖν καθ' ἡδονήν. Particulam μὴ redundare putat Fab. Paulinus, atque hanc esse verborum Syntaxin: ἐτόλμα καθ' ἡδονὴν ποιεῖν ἃ πρότερον ἀπεκρύπτετο. Atque hoc modo Gesnerus ἀπεκρύπτετο, &c. *occultabat, ut non faceret pro libidine palam.* Abundat nimirùm Atticè negatio ad verba negativa adjecta. Vide ad p. 40. n. 10.

5. *τῷ δόξαντι καλῷ*] τουτέστι, τῇ ἀρετῇ. *Schol.*

6. *Θεῶν δὲ φόβος*,—] Parcè imitandum censeo Atticismum apud Thucydidem, quo pro Genitivo absoluto Nominativus ponitur. Ita enim ille lib. ii. cap. 53. *Θεῶν δε φόβος, ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε· τὸ μὲν, ΚΡΙΝΟΝΤΕΣ ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ, ἐκ τοῦ πάντας ὁρᾷν ἐν ἴσῳ ἀπολλυμένους· τῶν δὲ ἁμαρτημάτων ΟΥΔΕΙΣ ΕΛΠΙΖΩΝ μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι.* *Nec ullus Deorum metus, aut hominum lex eos arcebat: non ille, quia judicabant perindè esse Deos colere ac non colere, quoniam omnes videbant pariter mori: non haec, quia nemo putabat, se tamdiù victurum, dum judicium constitueretur, quo delictorum poenas daret.* Hoogeveen ad Viger. cap. vi. § 1. reg. 18. Caeterùm, quod ad Nominativum absolutum attinet, idem ferè est idioma linguae Anglicanae. Porrò observandum τὸ μὲν refere ad τῶν δε—paulo infrà. Construe igitur et Angl. reddito hoc modo: *οὐδεὶς δὲ φόβος θεῶν, ἢ νόμος ἀνθρώπων ἀπεῖργε and no fear of the gods or law of men deterred them; τὸ μὲν, in the one case, κρίνοντες ἐν ὁμοίῳ [εἶναι] καὶ σέβειν καὶ μὴ, ἐκ τοῦ ὁρᾷν πάντας ἀπολλυμένους ἐν ἴσῳ· thinking it the same thing to worship them or not, since they beheld all perishing indiscriminately; [τὸ] δὲ, and in the other, οὐδεὶς ἐλπίζων, βιοὺς μέχρι τοῦ δίκην γενέσθαι, ἂν ἀντιδοῦναι τὴν τιμωρίαν τῶν ἁμαρτημάτων· no one expecting, that by having lived till a trial happened, he would suffer the punishment of his crimes: δὲ τὴν πολὺ μείζω [τιμωρίαν,] ἤδη κατεψηφισμένην, κρεμασθῆναι ἐπὶ σφῶν, πρὶν ἣν ἐμπεσεῖν, εἰκὸς εἶναι ἀπολαῦσαι τι τοῦ βίου but* they thought *that a much greater punishment, already decreed, was hanging over them, before the falling of which it was reasonable they should have some enjoyment of life.*

44. 1. *καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι.*] Phoebus etiam pestilentiae auctor initio Iliadis, qui eo etiam nomine ἑκηβόλος dicitur et ἑκάεργος. In calore solis palustre coelum commoventis causam pestilentiae hujus quaesivit jam olim Diodorus Siculus. Gesner. "L. XII. c. 58. P.

2. *ἐσβεβληκότων*] supple ἑαυτοὺς ἐς τὴν Ἀττικὴν, *quum irrupissent in Atticam.* Vide suprà ad p. 39. n. 4.

☞ De hac Atheniensium peste vid. Lucret. vi. 1136.

III. NOTAE IN XENOPHONTEM.

1. E Xenophonte.] Xenophon Grylli filius Atheniensis floruit circiter Olymp. xciv. 4. ann. O. C. 3604. ante C. N. 399. Eum loco haud obscuro ortum esse vel ex hoc apparet, quod vetus hospitium ei cum Proxeno Boeotio viro illustri intercederet. Juvenis adhuc Socratem, optimum illum virum, summúmque philosophum audivit: mentémque suam teneram disciplinis verè Socraticis penitùs imbuendam curavit. Annos natus circiter 26, dilecto suo praeceptori, ad bellum Peloponnesiacum proficiscenti, se comitem adjunxisse fertur: et cùm, in pugnâ ad Delium commissâ, in summum vitae discrimen incurreret, eum ab equo delapsum in humeros recepit et servavit Socrates. Post hanc pugnam, cum eodem Socrate Athenas reversus, philosophiae iterùm vacabat, donec tandèm, invitante Proxeno Boeotio, in Asiam trajecit, et ad Cyrum Minorem, bellum adversus fratrem suum Artaxerxem clàm meditantem, se contulit. Hanc infelicem Cyri expeditionem, et, post Cyri interitum, decem millium Graecorum, qui eum in Asiam superiorem comitati fuerant, in patriam, duce ipso Xenophonte, reditum, in libro illo jucundissimo, cui titulus *Κύρου Ἀνάβασις*, ipse luculenter exposuit. Exercitu in patriam reduce, Thymbroni Lacedaemonio, bellum Tissapherni et Pharnabazo inferre paranti, tradito, ipse cum Agesilao rege in Asiam profectus est. Illum autem absentem, quod primùm Cyrum, deindè Agesilaum, utrúmque Atheniensibus infestum, sequutus esset, cives exilio multârunt. Scilluntem igitur se recepit, oppidum haud procul ab Olympiâ situm. Illùc eum sequebantur uxor Philesia, duóque filii Gryllus et Diodorus. In amoenissimo illo recessu literis, philosophiae ac religioni se dedidit; ita tamen ut venationibus equitatuque, quibus magnoperè delectabatur, corpus suum subinde exerceret. Tandem, orto inter Eleos et Lacedaemonios bello, Xenophon Scillunte invitus discessit; atque cum suis, primum Lepreum, deindè Corinthum, ubi reliquum vitae exegit, se contulit. Obiit Corinthi Olymp. cv. 1. ante Christum 360; annos natus 90; uti testatur Lucianus. "Fuit autem [verba sunt viri eruditissimi "Thomae Hutchinson] pulcherrimâ corporis formâ, vultu placido ve- "recundóque, caesarie promissâ; atque uti naturam in fingendo cor- "pore fautricem habuit, sic benignam nactus est in tribuendis animi "virtutibus." Caeterùm, propter dictionis simplicitatem atque dulcedinem planè admirandam, nunc *Musa*, nunc *Apis* Attica olim nominabatur: neque inter veterum monumenta vel recentiorum libros facilè reperies quae, sive ad virtutis amorem, seu ad literarum elegantiorum veram culturam, ingenuae Juventutis animi formandi sint, cum scriptis Xenophonteis comparari possint. Idcirco Excerpta copiosiora ex hoc auctore jucundissimo, quàm ex ullo alio, in his Analectis exhibere visum est; nimirùm ex libris ejus majoribus, *Κύρου Παιδείαν* dico, *Κύρου Ἀνάβασιν*, et *Σωκράτους Ἀπομνημονεύματα*. Qui plura velit de Xenophonte adeat Fabricii Biblioth. Gr. Lib. III. cap. 4. et Dissertationem I. Thomae Hutchinson, editioni suae majori *Κύρου Παιδείας* praemissam. 45.

EDITIONES XENOPHONTIS.

45 1. **Xenophontis Atheniensis Opera, Graecè, curante Euphrosyno Bonino, *Florentiae*, in aedibus *Phil. Juntae*, 1516, *in fol.* [Edit. princeps, sed manca et non optimae notae.]**

2. ——————— Graecè, curante Asulano, *Venetiis, apud Aldum*, 1525, *in fol.*

3. ——————— Graecè, *per haeredes Phil. Juntae, Florent.* 1527, *in fol.* [Quae repetitio est Aldinae.]

4. ——————— Graecè, cum Melancthonis praefatione. *Halae Suev.* 1540, *in* 3 *vol.* 12*mo.*

5. ——————— Graecè et Lat. cum praefatione Albini Torini, Vitodurani. *Apud Nic. Brylingerum, Basil.* 1545, *in fol.*

6. ———————Graecè, cum praefatione duplice, alterâ Isingrinii, in qua mentio facta est de emendationibus Sebast. Castalionis; alterâ Melancthonis ex Halensi editione desumptâ. *Basil. apud Isingrinium*, sine ann. 2 tomis.

7. ——————— Graecè, curante M. Joanne Petri. Repetitio est textûs Castalionis, cum interpretatione variorum Lat. &c. *Basil. apud Nic. Brylingerum*, 1555, *in fol.* [*N. B.* Haec 2da Brylingeriana, fraude haeredum Nic. Brylingeri, novo titulo fucata est, anno 1568. Vide *Zeunii* praef. in Cyrop. *Lipsiae*, 1780, *in 8vo.*]

8. ——————— Graecè: multorum veterum exemplarium ope edidit H. Stephanus. *Apud ipsum Steph.* 1561, *in fol.* [Edit. pulcherrima et prioribus longè melior.]

9. ——————— Gr. et Lat. Joanne Leunclavio interprete: cum annotationibus ejusdem et indice copioso. *Basil. per Thomam Guarinum*, 1569, *in fol.*

10. ——————— Gr. et Lat. ab eodem Leunclavio. [Edit. 2da.] *Ibid* 1572, *in fol.*

11. ——————— Graecè, cum annotationibus sub calcem, et varietate lectionis ex codicibus et conjecturis suis in *margine*, iterum edidit H. Stephanus. *Apud ipsum Steph.* 1581, *in fol.*

12. ——————— Gr. et Lat. à Joanne Leunclavio. [Quae est ejus edit. 3tia.] Praefatus est Frid. Sylburgius. *Francofurti, apud haeredes Wecheli*, 1594, vel 1596, *in fol.*

13. ——————— Gr. et Lat. Quae est repetitio Leunclavianae. *Par.* 1625, *in fol.*

14. ——————— Gr. et Lat. ab Edwardo Wells; cum Chronologiâ Dodwelli, et 4 tabulis geographicis. *Oxon.* 1703, 5 *tom. in 8vo.*

15. ——————— Gr. et Lat. ex recensione Edwardi Wells, curâ Car. Aug. Thieme, cum praefat. Jo. Aug. Ernesti. *Lipsiae*, 1763, 4 *tom. in 8vo.* "Iterum, 1801—P.

16. ——————— Gr. ex recensione et cum notis Weiskii. *Lipsiae*, 6 *Vol. in 8vo.* [Hujus edit. 5 Vol. tantum prodiere.] "Vol. 1. 2. Cyrop. 1798—Vol. 6, 1804. P.

17. ——————— Gr. et Lat. *apud Gul. Laing. Edinb.* 1811, 10 *tom. in 8vo.* [Editionem curavit Ad. Dickinson. Nitidissimè et accuratissimè expressa est.]

18. ——————— Gr. Ex librorum scriptorum fide et virorum doctorum conjecturis recensuit et interpretatus est Jo.

Gottlob Schneider. *Lipsiae*, 1790—1800—1821, 6 *vol.* *8vo.* In hoc spatio temporis partium nonnullarum duas vel tres editiones vel recensiones dedit. P. 46

EDITIONES CYROPAEDIAE.

1. Xenophontis Cyropaedia, Graecè. *Par.* 1536, *in 4to.*
2. ———————— Graecè. *Eton.* 1613, *in 4to.*
3. ———————— Gr. et Lat. Leunclavii. *Lond.* 1674, *in 8vo.* [Quae saepius repetita est.]
4. ———————— Graecè. *Oxon.* 1727, *in 8vo.*
5. ———————— Gr. et Lat. Graeca recognovit, &c binis Dissertationibus auxit, &c. Thomas Hutchinson, A. M. *Oxon.* 1727, *in 4to.* [Edit. omnium pulcherrima.]
6. ———————— Gr. et Lat. à Thom. Hutchinson, omissis dissertationibus. *Lond.* 1730. [Quae saepissimè repetita fuit.]
7. ———————— Gr. et Lat. ex editione Thomae Hutchinson, [sine notis.] *Glasguae*, 1767, 4 *vol. in 12mo.*
8. ———————— Graecè, è recensione Th. Hutchinsoni, cum selectis ejusdem notis et indice Graecitatis, auctore *Sam. Fr. Nath. Moro.* *Lipsiae*, 1774, *in 8vo.*
9. ———————— Graecè. Recensuit et explicavit Joan. Car. Zeunius. *Lipsiae*, 1780, *in 8vo.* [Editio sanè castigatissima, cum notis et indice Graecitatis utilissimo. Praefatio enarrationem optimam Editionum Xenophontis complectitur.]

EDITIONES ANABASEÔS.

1. Xenophontis de Cyri expeditione Libri septem, Gr. et Lat. Graeca recognovit, &c. Dissertatione auxit, &c. Thomas Hutchinson. *Oxon.* 1735. *in 4to.* [Editio emendatissima et pulcherrima, cui accedit Xenophontis de Agesilao Rege Oratio.]
2. ———————— Gr. et Lat. [Edit. Hutchinsoniana, omissâ dissertatione, et oratione de Agesilao Rege.] *Oxon.* 1745, *in 8vo.*
3. ———————— Gr. et Lat. ex editione Tho. Hutchinson, [sine notis.] *Glasguae*, 1762, 4 *vol. in 12mo.*
4. ———————— Graecè. *Oxon.* 1772, *in 8vo.* [Mendis scatet.]
5. ———————— Gr. et Lat. [Repetitio minoris Hutchinsonianae.] *Cantab.* 1777, *in 8vo.*
6. ———————— Gr. et Lat. à Thomâ Hutchinson. Editio quarta nuper recognita. *Ibid.* 1785, *in 8vo.* [N. B. Huic editioni, quae Hutchinsonianam quoque minorem sequitur, adjecta sunt ad finem: 1. Addenda Hutchinsoni ad edit. suam splendidam in 4to. quae in binis prioribus hujus libri in 8vo editionibus, pessimo exemplo, omissa erant. 2. Notae Breves, sed pretiosissimae, quae auctorem et praefantem habent virum egregium RICARDUM PORSON; et quae nonnullis aliis sunt adspersae, quibus litera W. adscripta est; per quam, uti à doctissimo quodam amico certior factus sum, designatur vir ingeniosissimus GUALTERUS WHITER, Cantabrigiensis.]

EDITIONES MEMORABILIUM.

1. Xenophontis Memorabilium Socratis dictorum Libri IV. *Paris.* 1541, *in 4to.* [Mutila edit. Vide *Zeunii* praef. ad suam Memorabb Edit. 1781.]

45. 2. Xenophontis Memorabilium Socratis dictorum lib. iv. Gr. *Apud Martinum Juvenem, Paris.* 1559, *in* 4*to.*

3. ———————————— Gr. ex recensione Jo. Caselii, *Rostochii*, 1585, *in* 4*to.*

4. ———————————— Gr. *Ibidem*, 1589, *in* 4*to.* [Quae est repetitio prioris, cum omnibus vitiis.]

5. ———————————— Gr. et Lat. à Gilman. *Lond.* 1720, *in* 8*vo.*

6. ———————————— Gr. et Lat. ex edit. Leunclavii. [Praemissa est Apologia Socratis.] *Edinb.* 1739, 12*mo.*

7. ———————————— Gr. et Lat. ex recensione et cum notis J. Ernesti. *Lipsiae*, 1742, 8*vo.* [Quae saepius repetita fuit. Edit. 5ta optima est.]

8. ———————————— Gr. et Lat. Recensuit, suisque Annotationibus auxit Bolton Simpson. *Oxon.* 1748, *in* 8*vo.* [Quae saepius repetita fuit.]

9. ———————————— Graecè. In hâc editione Emendationes nonnullae in imâ paginâ proponuntur. *Glasguae*, 1761, *in* 4*to.*

10. ———————————— Graecè. Recensuit, et Ernestii aliorumque, et suis Notis explicavit Jo. Car. Zeunius. *Lipsiae*, 1781, *in* 8*vo.* [Edit. accuratissima. De aliis Memorabb. Editt. consule hujus praefationem.]

11. ———————————— Gr. Edidit Schneider. *Lipsiae*, 1790, *in* 8*vo.* " Denuò, 1801. Tertiùm, 1816. *Lipsiae.* P.

12. ———————————— Libri iv. Usque ad Lib. iii. cap. vi. variarum lectionum et notarum supellectile instruxit Gulielmus Benwell, M. A. Coll. SS. Trinitatis nuper socius. Textus quod defuit, cum notis et variis lectionibus, e Schneideri editione *Lips.* 1790, desumptum est. Huic secundae editioni accedit Apologia Socratis, cum additamentis quibusdam ex novissima Schneideri editione *Lips.* 1801. *Oxon.* 1809. " Ed. i. Benwell. 1804. P.

2. *Ex τῆς ΚΥΡΟΥ ΠΑΙΔΕΙΑΣ.*] H. e.—Ex Cyropaedia, sive de Cyri Institutione. "Cicero in Brut. 29. scitè interpretatur *Cyri* "*vitam et disciplinam.* Caeterùm ad hos Xenophontis libros rectè "aestimandos faciunt loca quaedam veterum v. c. Dionysii Hal. "qui epist. ad Pomp. laudat *Κύρου Παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος·* Ciceronis Ep. ad Q. Fratr. I. 1. 8. qui, *Cyrus* "*ille a Xenophonte*, inquit, *non ad historiae fidem scriptus, sed ad effigiem justi imperii; cujus summa gravitas ab illo philosopho cum singulari comitate conjungitur: quos quidem libros non sine causa noster* "*ille Africanus de manibus ponere non solebat: nullum est enim praetermissum in iis officium diligentis et moderati imperii:* et A. Gellii, qui "xiv. 3. narrat, Xenophontem Platonis libris de optimo statu reipublicae civitatisque administrandae opposuisse contrà et conscripsisse "*diversum regiae administrationis genus*, quod *Παιδείας Κύρου* sit inscriptum. Idem tradit Diogenes Laërtius in Vitâ Plat.: Athenaeus "Deipnos. lib. xi.: et Ausonius Panegyr. ad Gratian. *Vellem*, inquit, "*si rerum natura pateretur, Xenophon Attice, in aevum nostrum venires tu qui ad Cyri virtutes exsequendas votum potius, quàm historiam commodâsti; cum diceres, non qualis esset, sed qualis esse deberet.* Conf. "Aristides *περὶ ἀφελοῦς λόγου*, cap. 3. § 5. p. 502. ed. Jebbii." Zeunius.

3. *Τὸ τοῦ ΚΥΡΟΥ γένος.*] Hoc est—CYRI GENUS.

4. *Περσεῖδαι*] *Persidae* fuerunt tantùm pars Persarum. ZEUNIUS.

5. *κλῄζονται·*] *nomen habent.* *κλῄζονται* recensetur à H. Stephano inter vocabula poët. quibus interdum utitur Xenophon.

6. *γενομένου*] Angl. *who was.*

7. *Φῦναι δὲ ὁ Κῦρος λέγεται, καὶ ᾄδεται ἔτι καὶ νυν—*] Angl *Cyrus is still described and celebrated by the Barbarians as having naturally been.* "*λέγεται* scil. à scriptoribus: *ᾄδεται* à poëtis." ZEUNIUS.

8. *Φύσιν μὲν δὴ τῆς ψυχῆς καὶ τῆς μορφῆς—*] Angl. *He is indeed recorded as having possessed such a disposition of mind and appearance of body.* Ubi observandum *φύσιν* ex aequo significare *indolem animi*, et *figuram corporis.*

1. *Οὗτοι δὲ δοκοῦσιν οἱ νόμοι ἄρχεσθαι τοῦ κοινοῦ ἀγαθοῦ ἐπιμελούμενοι·*] *Hae autem leges à curâ publici commodi initium sumere videntur.* Notandum est, verba *δοκεῖν*, *φαίνεσθαι*, *νομίζεσθαι*, ita à Graecis adhiberi solere, ut per ea significent (non dubii quidpiam aut ambigui, non quod *videtur*, sed) quod *reverà est.* HUTCH. p. 6. Differunt haec duo verba *ἄρχω* et *ἄρχεσθαι* eo, quod Activum *ἄρχω* semper relationem habeat ad alios, significétque *prior incipio; seu incipio ideo ut alii me sequantur; seu exemplo meo aliis praebeo initium et ansam aliquid faciendi; seu aliis praeeo ad aliquid faciendum: ἄρχομαι* verò in medio, *ipse mihi praeeo ad aliquid faciendum; seu* simpliciter, *incipio aliquid facere, nemine quamvis sequente.* KUSTER de vero usu Verb. Med. sect. I. 23. *ἄρχω*, in v. act. interdum significat *impero;* undè *ἄρχομαι* in v. pass. *subditus sum, pareo, obtempero.* Caeterùm *ἄρχεσθαι ἐπιμελούμενοι* nota syntaxis est in sermone Graeco. [Vide infrà ad p. 47. n. 2.] *ταῖς πλείσταις πόλεσι*, i. e. *σὺν τοῖς νόμοις τῶν πλείστων πόλεων.* 46.

2. *μὴ παίειν ὃν μὴ δίκαιον,*] i. e. *ἐκεῖνον ὃν μὴ δίκαιόν ἐστι παίειν.*

3. *ζημίας αὐτοῖς ἐπέθεσαν.*] Angl. *They impose or inflict punishments upon them.* [De hâc signif. aor. vide suprà ad p. 19. n. 6.] Utitur Xenoph. *αὐτοῖς*, quanquam *τις* praecedens postulat *αὐτῷ.* Species est *ἀνακολούθου.* Vide infrà ad p. 68. n. 5.

4. *Οἱ δὲ Περσικοὶ νόμοι προλαβόντες*] Angl. *But the Persian laws anticipating this.*

5. *τὴν ἀρχὴν,*] supple *κατὰ, ab initio.*

6. *ἐφίεσθαι.*] *ἐφίεμαι, desidero, appeto,* q. d *immitto me,* ut *ὀρέγομαι, extendo me in* vel *ad aliquid.* GESNER.

7. *ἐλευθέρα ἀγορὰ*] *Forum liberum, locus educandis liberis destinatus.* GESNER.

8. *τά τε βασίλεια καὶ τὰ ἄλλα ἀρχεῖα* [*δώματα*] *πεποίηται.*] *regia et aliae magistratuum aedes sunt exstructae.* HUTCHINSON.

9. *οἱ ἀγοραῖοι,*] *turba forensis.* Angl. *the dealers, the buyers and sellers.*

10. *ἀπειροκαλίαι*] *ineptiae*, q. d. *inscitia boni et honesti.* GESNER *ἀπελήλανται*, Atticè pro *ἀπήλανται*, 3. pl. perf. pass. ab *ἀπελαύνω. arceo.*

11. *ὑπὲρ τὰ στρατεύσιμα ἔτη γεγονόσι.*] Intelliguntur senes indè à quinquagesimo aetatis anno. Nam *στρατεύσιμα ἔτη* erant ab anno 25 usque ad 50. ZEUNIUS.

l. 1. *αὖ τοὺς ἐφήβους,*] pro *αὐτοὺς τοὺς ἐφ*—Schneider, Weiske. P. 47.

1. *ᾗ ἐπιμέλονται*] i. e. *ἐν ᾗ ὁδῷ, qua ratione curam adhibent.*

2. *διάγουσι μανθάνοντες—*] Angl. *spend their time in learning.*

3. *ἐπὶ τοῦτο ἔρχονται,*] Nimirùm, ad discendam justitiam: *ἐπί τι*

47. *ἔρχεσθαι* saepè apud Xenoph. aliosque significat, *alicujus rei consequendae aut peragendae causa venire.* HUTCH.

4. *καὶ ἄλλων οἵων εἰκός.*]—Et de aliis minùs honestis, quae nonnunquam fieri verisimile est, quaeque ad magistratum deferri et solent et debent. HUTCH.

5. *δικάζονται δὲ ἥκιστα,*] "Vulgares editt." inquit Hutchinson, "habent *οὐχ ἥκιστα·* sensu planè contrario, et (ut levissimè dicam) "incommodo. Mureto monente, delemus part. *οὐχ·* quod Stephanus probat, et hujus loci postulat sententia." Sed vulgaris lectio videtur se rectè habere: namque *οὐχ ἥκιστα*, non hîc loci significat id, quod est Latinè, *non minimè*, h. e. *maximè; sed nequaquam, non omninò;* vel, ut Angl. exprimitur, *not in the least. δικάζονται δὲ οὐχ ἥκιστα, nequaquam autem judicio inter se contendunt*, Angl. *but do not go to law about at all.* [Vide suprà ad p. 35. n. 6.] Mirum est igitur hunc locum tantoperè torsisse virum eximium H. Stephanum. [Vide not. ejus ad pag. 3. v. 15. Edit. Xenoph. operam quam ipse excudebat 1561, in fol.] Caeterum observandum est *δικάζω*, in v. act. significare, *jus dico: δικάζομαι*, in v. med. *jus mihi dicendum curo; judicio cum aliquo contendo;* Angl. *I go to law with—*

6. *ἂν—ἀμελῶς ἔχειν,*] supple *ἑαυτούς*. [Vide suprà ad p. 4. n. 10.] Particula autem *ἂν* hîc tribuit infinitivo sensum futuri, *negligenter se gesturos.*—Vide doctissimum Hoogeveen, de particulis L. G. p. 81.

7. *μέγα δὲ συμβάλλεται εἰς τὸ μανθάνειν σωφρονεῖν αὐτούς,*] Angl. *and it contributes much to their acquiring a discreet deportment, εἰς τὸ αὐτοὺς μανθάνειν*, constructio tironibus notanda. Sic cum praep. *πρὸ* in N. T. Evang. Joan. cap. I. 49. *Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι*, Angl. *Before Philip called thee.*

48. 1. *ἄρτον—*] Sine auctoritate Stephanus mutavit *ἄρτους* in *ἄρτον*. Sensus loci est: *Ferunt sibi cibi solidioris loco panes, et opsonii loco nasturtium.* ZEUNIUS.

2. *φυλάξασθαι δὲ τὸ ἐπιφερόμενον.*] *et ab irruente cavere.* Ubi notanda pulcherrima significatio vocis med. tum in *φυλάξασθαι*, tum in *ἐπιφερόμενον. φυλάσσω*, in v. act. *custodio; φυλάσσομαι*, in v. med. *caveo. φέρω*, in v. act. *fero; φέρομαι* in v. med. *fero meipsum*, i. e. *ruo; ἐπιφέρομαι*, Angl. *I rush on.*

9. 1. *μάζα*] farina ex hordeo imprimis tosto subacta humore aliquo, h. e. vel aquá, vel oleo, vel lacte, vel poscâ, vel aquâ mulsâ, vel oxymelite. ZEUNIUS.

2. *διατρίβουσι μελετῶσαι*] *in exercendo morantur.* ZEUNIUS.

3. *διαγωνιζόμενοι—διατελοῦσιν.*] *semper certant.* Angl. *continue contending, keep contending.*—Vide Coll. Gr. Min. ad p. 7. n. 22.

50. 1. *ἤν τι δέῃ—*] *ἤν* [*κατά*] *τι δέῃ* [*τῶν ἔργων,*] *ὅσα ἤδη ἐστὶ ἔργα φρονούντων καὶ ἔτι δυναμένων.* Angl. *if the public good in any respect requires any of those things to be performed, which must be done by persons now of mature judgment, and still vigorous.* vel, ut optimè I. T.—*by persons who have attained the judgment, and still preserve the vigour of manhood.*

2. *ἔξω τῆς ἑαυτῶν,*] supple *χώρας*.

3. *φαίνουσι μὲν οἱ φύλαρχοι ἕκαστον,*] *tribuum praesides unumquemque deferunt.* HUTCH.

4. *ἐκκρίνουσιν·*] *Ordine movent*, Angl. *degrade them.*

5. *μικρὸν ἐπάνειμι·*] Angl. ad verbum, *I go back a little upon it: I will recapitulate a little.* "De verbo *εἶμι*, *eo*, cum ejus compositis

"tenendum est, apud Atticos formam futuri non esse in usu, sed "semper adhiberi Praesens tempus, etiam in significatione Futuri." Zeunius ad Viger. p. 207. C. V. s. 3. r. 11. n.

6. *ἐν βραχυτάτῳ ἂν δηλωθείη,*] *paucissimis exponi poterit.*

1. *καὶ ἡ πολιτεία αὕτη, ᾗ οἴονται—*] *Et haec est reipublicae ratio,* 51
qua utentes, putant se optimos evasuros. Vide suprà ad p. 47. n. 6.

2. *τοῦ ἐκπονεῖσθαι τὴν δίαιταν.*] Angl. *of their working off their food by labour; of the labour they undergo, in order to digest their food.*

3. *τὸ ἰόντα που—*] i. e. *τό* [*τινα*] *γενέσθαι ἰόντα που φανερόν.*

4. *Ἡ τοῦ ΚΥΡΟΥ παιδία.*] *Cyri pueritia.*

5. *διαφέρων ἐφαίνετο,*] Vide suprà ad p. 46. n. 1.

6. *ὀφθαλμῶν ὑπογραφῇ, καὶ χρώματος ἐντρίψει, καὶ κόμαις προσθέταις,*] Angl. *with painting about his eyes, with colours rubbed in, and with false locks.* "*ὀφθαλμῶν ὑπογραφῇ,*—Intelligitur pictura palpebrarum, quae fiebat fuligine, seu stibio. Hic lapis non modo nigras reddebat palpebras, sed et ob vim astringendi [*στυπτικὴν*] contrahebat eas, et adeo oculos ipsos dilatabat. *χρώματος*, scil. *et albi et rubri.*" Zeunius.

1. *Ὦ μῆτερ,—*] Percontanti olim Elizabethae, Angliae reginae, 52
utra duarum pulchrior esset, ipsa vel Maria Scotorum regina, hoc modo se respondisse refert eques Jacobus Melvil, hujus ad illam jam tum legatus: "O regina! apud Anglos certè Tu, uti apud Scotos "Domina mea, longè omnium formosissima:" hunc locum forsan Xenophontis respiciens. Vide Melvil's Memoirs, p. 50.

2. *ἐμβάμματα*] Angl. *sauces*, à *βάπτω*, *tingo.*

3. *φάναι*] Subintelligitur *ἔφασαν.*

4. *Οὐ γάρ*] Reddit *γάρ* rationem interrogantis *τί δέ*; quae habent vim negandi. Zeunius.

1. *πολλοὺς δέ τινας ἑλιγμοὺς ἄνω καὶ κάτω πλανώμενα,*] *sed per* 53.
multas quasdam ambages sursùm deorsùmque vagantes. Hutch.

2. *ὅ τι ἂν βούλωμαι, αὐτοῖς χρῆσθαι;*] subauditur *πρὸς* ante *ο τι.* *ut iis pro arbitrio utar?*

3. *λαβόντα τῶν κρεῶν*] i. e. *μέρος τῶν κρεῶν*, quod optimè exprimitur Gallicè per partitivum, ut vocant, Articulum, *ayant pris de la viande.*

4. *Ὁ δὲ Σάκας ἄρα καλός τε ὢν ἐτύγχανε,*] Angl. *now this Sacian happened to be handsome.* Vide suprà ad p. 7. n. 5. "*καὶ τιμὴν ἔχων, et eo fungebatur munere,*—Hutch. Vide supra p. 36. l. 16. P.

5. *δοκοίη*] Atticè pro *δοκέοι*, contr. *δοκοῖ.*

6. *προπετῶς,*] Angl. *pertly, forwardly.*

7. *παῖς μηδέπω ὑποπτήσσων,*] Syntaxis postulat ut *ἐπέροιτο* subintelligatur post *ὑποπτήσσων.* Angl. *as a boy, not yet afraid, would* **ask**, ut planè indicat vocula *ἄν.*

1. *καὶ διδόασι, τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὴν φιάλην,*] *ac tri-* 54.
bus digitis phialam vehentes praebent. διδόασι pro *διδοῦσι.*

2. *ἐνδοῖεν*] pro *ἐνδοίησαν*, 3. pl. aor. 2. opt. act. verbi *ἐνδίδωμι*, *porrigo*, &c.

3. *εὐληπτότατα*] Adverbialiter, ab *εὔληπτος*, *qui facilè capi potest:* ex *εὖ* et *λαμβάνω.*

4. *ἐγχέας,*] idem quod *ἐγχεύσας*, ab *ἐγχέω*, *infundo.*

5. *Καὶ τὸν κελεῦσαι*] i. e. *καὶ τὸν Ἀστυάγην.*

6. *οὕτω—εὖ κλύσαι τὸ ἔκπωμα, ὥσπερ τὸν Σακαν ἑώρα·*] Angl. *rinsed the cup well, just as he saw the Sacian do.*

7. *στήσαντα τὸ πρόσωπον*] Angl. *having put on a grave face, σπουδαί*

ως καὶ εὐσχημόνως πως, Angl. *in a serious and decent sort of manner.*

8. τῷ κυάθῳ,] *Κύαθος* erat trulla aenea, qua vinum de craterâ hauriebant. HUTCH.

9. εἰς τὴν ἀριστερὰν χεῖρα ἐγχεάμενοι καταῤῥοφοῦσι·] Angl. *having poured it into their left hand, they sip it out.* ἐγχεάμενοι, idem quod ἐγχευσάμενοι. Ubi notanda est vis vocis med. ἐγχέω εἰς τὴν χεῖρα, *I pour* something *into the hand* of any person. ἐγχέομαι εἰς τὴν χεῖρα, *I pour* something *into my own hand.* [Vide infrà n. 11.] τοῦ δὴ, supple ἕνεκα. "l. 21. τοῦ δὲ, Hutch. τοῦ δὴ, Caeteri. P.

10. ἐδεδοίκειν] δέδοικα, Angl. *I am afraid; ἐδεδοίκειν, I was afraid.* Vide Iliad. ά, 555. et φ', 198.

11. κατέμαθον φάρμακα αὐτὸν ὑμῖν ἐγχέαντα.] Syntaxis Graeca tironibus notanda. Idioma Latinum postulat ἐγχεῦσαι. Angl. *I plainly perceived that he had infused poison for you;* ubi vox act. rectè usurpatur. Vide suprà n. 9.

55. 1. ἰσηγορία,] Propriè, aequum jus loquendi in concione et suffragium ferendi: sed hîc, ingenuo quodam joco, loquacitas ebriorum simul loquentium, neutro alterum exaudiente. GESNER. *Aequabile vociferandi jus.* ZEUNIUS. Pulcherrima sanè haec et festiva ebriorum descriptio, atque pueri loquentis personae mirè conveniens.

2. Διψῶν καύεται·] Tropus, quo hîc *sitire* ponitur pro *bibere*, est exquisitus, et aptus puero, imprimis ei, qui domesticae assuetus temperantiae, aliam bibendi causam scire non videbatur, nisi sitim. ZEUN.

3. Στὰς ἂν,—λέγοιμ' ἂν,] Part. ἂν saepè adhibetur quasi praenuntia subjunctivi vel optativi, atque etiam una cum eorum utrovis repetitur.

4. ἐπ' ἄριστον,—τῷ ἀρίστῳ] Quum vox ἄριστον, in accusat. ex aequo significet *prandium* et *optimum*, h. e. *principem* vel *regem;* et ἀρίστῳ, in dat. *prandio* et *regi;* nescio annon Cyrus hîc jocans ad hanc vocis ambiguitatem alludat, quo meliùs Sacam irrideat; id quod Galli vocant *une Equivoque;* cujusmodi quidem ambiguitas, quippe quae ad sonum vel figuram vocabuli duntaxat pertineat, in aliam linguam vix unquam transire potest.

5. ἕως παρατείναιμι τοῦτον,] Angl. *till I shall rack him beyond measure—*

6. χαλεπὸν ἦν ἄλλον φθάσαι τοῦτο ποιήσαντα·] Angl. *it was difficult for another person to get the start of him in doing this.* De constructione verbi φθάνω, *praevenio*, vide Vigerum de Idiotismis Gr. annotante doctissimo Hoogeveen. Edit. L. Bat. 1742. C. V. s. 14. r. 1. Vide etiam Coll. Gr. Min. ad p. 38. n. 8.

56 1. ἐπὶ σοὶ ἔσται·] Angl. *it shall depend upon thyself; it shall be in thy own power.* Sic in Anab. non longè ab init. ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ. Vide infrà ad p. 85. n. 9. et alibi saepissimè. " p. 62. n. 5. P.

2. χάριν σοι,—εἴσομαι,] *gratiam tibi habebo:* ut planè denotat εἴσομαι, in v. med.

3. ἄκει,] Vide suprà ad p. 50. n. 5.

4. ἐπὶ τὸ μετρίως—] Ordo est: ἐπι τὸ δοκοῦν σοι ἔχειν μετρίως *ad id quod videtur tibi moderatè se habere.*

5. σοι,] Ita tamen, ut ego quidem arbitror, haec pronomina [σοι et μοι] παρέλκουσι, ut latentem secum afferant significationem quandam. Notant enim vel aliquid, nescio quomodo, imperiosè prolatum, vel tenerum affectum. HOOGEVEEN ad Viger. p. 160. Edit. Zeunii. C. IV. r. 2.

6. *αὐτῷ.*] Observa hîc triplicem pleonasmum, qui puero admodum convenit: *ἐνθάδε*, *ἱππεὺς*, et *αὐτῷ*. ZEUNIUS.

1. *πότερα τὸν βίᾳ ἀφελόμενον ἔχειν,*] Constructio accusativi et infinitivi regitur ab ellipsi *κτῆσις δικαία ἐστί·* quae ex proximè antecedentibus facilè intelligitur. Caeterùm specta proprietatem verborum *ἔχειν* et *κεκτῆσθαι*. Illud enim est nomen generis et omninò significat *in suâ habere potestate*, sive jure sive injuriâ: hoc vero tantùm notat possessionem legitimam. ZEUNIUS. 57.

2. *τὴν ψῆφον τίθεσθαι.*] *suam sententiam ferre:* ut planè indicat v. med. Est phrasis nimirùm desumpta à modo quo in comitiis suffragium olim ferre solebant, calculis nempè vel lapillis albis et nigris. Unde *ψῆφος* saepe significat ipsum suffragium. Sed notanda est differentia inter *ψῆφον τιθέναι* vel *προτιθέναι*, et *ψῆφον τίθεσθαι* vel *προτίθεσθαι: ψῆφον* scil. cum voce act. significat, *mittere in suffragia*, vel *permittere judicibus ut sententiam dicant·* cum voce autem med. *sententiam suam ferre.*

3. *σοι*] Vide suprà ad p. 56. n. 5.

4. *Ὅπως οὖν μὴ ἀπολῇ μαστιγούμενος,*] Angl. HAVE A CARE, *lest you die under the lash: lest you be flogged to death.* "*Ὅπως μὴ*, *ἐλλειπτικῶς*, sive *praecipiendo*, sive *vetando*. dici solet subaud. *ὅρα*, *φυλάττου*, aut alio his simili verbo." HUTCH.

5. *ἐν ᾧ ἐστι*—] Ordo est: *ἐν ᾧ ἐστι τὸ οἴεσθαι χρῆναι ἔχειν πλέον ἁπάντων*, *cui hoc inest, ut* homo *putet* se *oportere plus omnibus possidere*, Angl. *in which is implied* a man's *thinking that he should possess more than all the rest.* " p. 58. l. 1. *πλεονεκτεῖν*, *plus possidere.* P.

1. *συνεκέκρατο,*] *insinuavit se illis.* Pro *συνεκεκέραστο*, plusquam. ind. pass. verbi *συγκεράννυμι*. Ubi observandum est perf. et plusquamperf. pass. usurpari in sensu medio. *ὥστε οἰκείως διακεῖσθαι·* Angl. *so as to be on a most familiar footing with them.* 58

2. *ἀνήρτητο, προσιών, καὶ ἔνδηλος ὤν, ὅτι ἠσπάζετο αὐτῶν τοὺς υἱεῖς·*] *sibi devinxit adeundo, et quod manifestum esset illum comiter accipere eorum filios.* "Usurpatur participium pro gerundiis in *do*, "vel pro auferendi casu." [Viger. Cap. VI. § 1. reg. 6.] "Aliquandò tamen Latinorum structura ablativum pati non videtur, sed per "conjunctionem *quod* exponere tunc solent. E. g. In oratione Aeschinis contrà Ctesiph. occurrunt hoc modo duo participia, quorum "alterum per auferendi casum, alterum per conjunctionem reddendum est." HOOGEVEEN ad locum citatum. Quam observationem viri eruditissimi egregiè illustrat hic quoque locus Xenophontis. Caeterùm, ut idem Vigerus rectè observat—"*Δῆλος*, *φανερὸς*, et "alia significationis ejusdem, cum participiis cujuslibet temporis "eleganter conjunguntur, túmque resolvuntur per accusativum et "infinitivum, aut particulam *ὡς* vel *ὅτι* et indicativum." [De praecip. Gr. dict. idiotism. Cap. III. § 4. reg. 6.] *ἀνήρτητο*, *sibi devinxit*, vel *devinctos sibi habebat*,—plusq. pass. verbi *ἀναρτάω*, *suspendo;* quasi dicas, *suspensos à se.* Vide suprà n. 1.

3. *περὶ παντὸς ἐποιεῖτο*] *maximi faciebat: nil prius neque potius ducebat quam*—

4. *κλαίων—ἐπαύετο.*] Vide Coll. Gr. Min. ad p. 31. n. 12.

5. *οἴοιτο χαριεῖσθαι·*] Vide Coll. Gr. Min. ad p. 32. n. 17. *χαριεῖσθαι* pro *χαρίσεσθαι*, Atticè.

6. *πῶς ἔχοντα τυγχάνοι·*] *quomodo se haberent.* Vide suprà ad p. 7. n. 5.

59. 1. *καὶ τὸ σκυλακῶδες,*] Ordo est: *καὶ οὐκέτι ὁμοίως προπετῶς εἶχεν τὸ σκυλακῶδες—τὸ προσπίπτειν ὁμοίως πᾶσιν.* Angl. *and he no longer, in the same forward way* as before, *practised the manner of young dogs,—to fawn upon all indiscriminately.*

2. *ταῦτα ἐξῆρχε,*] Vide suprà ad p. 46. n. 1.

3. *Ὡς δ' οὐκ ἀπεδίδρασκεν,*] Angl. *And as, in consequence of being baffled, he did not decline performing the exercises wherein he was worsted, but constantly persisted in attempting again to perform them better,*—Ubi notanda tironibus constructio praepositionum *ἐκ, εἰς, ἐν,* cum inf. et articulo.

4. *τί σε δεῖ θηρία ζητοῦντα πράγματα ἔχειν;*] *Quid opus est tibi molestiam in conquirendis feris creari?* HUTCH.

5. *προσῄει.*] Imperf. Atticum. Vide Moor Element. L. G. p. 116. "p. 114. ed. 1773. P.

6. *παρίει*] 3. sing. imperf. ind. à *παριέω* id. quod *παρίημι, admitto.*

60. 1. *αὐτοῖς τοῖς ἵπποις κατακρημνισθῆναι.*] supple *σύν. una cum ipsis equis per praerupta loca dejectos esse.*

2. *καὶ μικροῦ κἀκεῖνον ἐξετραχήλισεν·*] Quae sententia plenè expressa, sic se habet—*καὶ ἐξετραχήλισεν καὶ ἐκεῖνον, μικροῦ ὄντος διαστήματος·* et Latinè exprimitur, *et parum abfuit quin et illum de collo praecipitârit.* Ad verbum, *et de collo praecipitavit et illum, parvo intervallo existente,* i. e. *penè.*

3. *οὐ μὴν ἀλλ'*] *veruntamen.* Quasi dicas, *non quidem, sed*—i. e. non quidem de collo equi excussus est Cyrus, sed, &c. *οὐ μὴν ἀλλὰ* interdum redditur, *quin et,* vel *quinetiam;* i. e. *οὐ μὴν οὕτως, ἀλλὰ*—*non quidem omninò sic, sed*—Nam, ut rectè observat vir doctissimus H. Hoogeveen, negat *οὐ μὴν* vel superiora, vel aliud quid extrinsecus advocandum, cui *τὸ ἀλλὰ* vi *διαφορικῇ* diversum quid opponit. De part. L. Gr. p. 951.

4. *ὁ ἵππος ἐξανέστη.*] subintellige *ἑαυτὸν, equus exsurrexit.* Vide suprà ad p. 3. n. 7.

5. *καλόν τι χρῆμα*] Vide suprà ad p. 7. n. 9.

6. *ἐλοιδόρουν αὐτὸν,*] *λοιδορεῖν*, in activo, est, *jurgio alterum incessere,* seu, *maledicta et convitia alteri ingerere: λοιδορεῖσθαι* autem, *mutuis maledictis et convitiis se proscindere,* seu, *jurgio inter se contendere;* et in constructione adsciscit dativum: secus ac activum *λοιδορεῖν,* quod cum accusativo construitur. Verba enim contendendi et litigandi dativum adsciscere solent. KUSTER de Verbis Mediis, Sect I. 42. Vide infrà n. 12.

7. *κατερεῖν αὐτοῦ*] i. e. *ἐρεῖν κατ' αὐτοῦ.* Angl. *that they would speak against him; that they would complain of him.*

8. *εἱστήκει,*] supple *ἑαυτὸν,* Angl. *stood. ἕστηκε, he stands.*

9. *ἠνιᾶτο.*] *ἀνιάω, tristitiâ afficio, ἀνιάομαι,* in. v. med. *tristitiâ afficio meipsum,* i. e. *doleo, angor.* " Sic ferè v. pass. P.

10. *προσφερόμενον,*] *φέρομαι* in v. med. *fero meipsum,* i. e. *ruo* Eodem ferè modo Latini interdum utuntur voce passivâ. Sic, *feror in hostem.* Angl. *I rush against the enemy.*

11. *διατεινάμενος*] *omnibus nervis intensis.* Angl. *having exerted himself vigorously, εὐστόχως, with a successful aim: having with vigour taken a successful aim.*

12. *ὁ θεῖος αὐτῷ ἐλοιδορεῖτο,*] Quamvis autem *λοιδορεῖσθαι* propriè id, quod diximus, significet; [Vide suprà, n. 6.] saepè tamen notione unilaterali accipitur pro, *alteri maledicere:* quo sensu à naturâ

Verborum Mediorum degenerat, nec ab activo *λοιδορεῖν* quicquam differt, praeterquam constructione. Kuster, ubi suprà, 43. Hîc loci tamen *ἐλοιδορεῖτο* in med. forsan reciprocum quidpiam indicat inter Cyaxarem et Cyrum: nam Cyrus avunculo respondet, non item custodibus. Vide paulò suprà. Vide etiam *λοιδορήσεται*, paulò infrà.

1. *θηράσειεν*] pro *θηράσαι*. Vide suprà ad p. 27. n. 11. 61.

2. *Ὦ παῖδες, ὡς ἄρα ἐφλυαροῦμεν,*] Particula *ἄρα*, hîc et alibi passim, vulgò denotat consequentiam deductam à re aliquâ antecedente, et saepè respondet Anglicae particulae *then*. *ὡς ἄρα ἐφλυαροῦμεν*, Angl. *how then we were trifling! Now, my boys, you see how arrantly we were trifling*. Existimat I. T. tempus praet. imperfectum hîc, et passim apud Demosthenem, id significare quod est, Anglico idiomate, *have been doing*: sic, *ἐφλυαροῦμεν*, *we have been trifling*; sic, etiam Luc. II. 48. *ἐζητοῦμέν σε*, *we have been seeking thee*: et hunc locum ita reddit, *How idly, it seems, we must have been going on*. *ἄρα*, *it seems, it seems then*.

3. *οὐδὲ ἁμαρτεῖν οἰόντε ἦν*] Vide suprà ad p. 5. n. 6.

1. *Τίς γάρ—*] Refertur istud *γὰρ* non ad id quod praecedit, sed ad id quod elegantiùs reticetur. Tu ipse fac apud Astyagem mentionem; Nam *quisnam*, &c. Vide Iliad. *ά*, 123. 152. *έ*, 22. annotante viro acutissimo S. Clarke, qui et alibi passim hanc particulam in clarâ demum luce reposuit. 62.

2. *οἷός τ' εἰμὶ,*] Vide suprà ad p. 5. n. 6.

4. *Ἢν δὲ τοσοῦτον ἐπιδιδῶ,*] Angl. *and if I go on at this rate*, *δέδοικα*, *I am afraid*. Vide suprà ad p. 27. n. 4.

4. *ὑπὲρ ἡμῶν,*] Angl. *in our behalf*.

5. *τὸ ἐπὶ σοὶ*] Vide infrà ad p. 85. n. 9. "supra p. 56. n. 1. P.

6. *διαπράξειεν*] Vide suprà ad p. 27. n. 11.

7. *Ὥρα οὖν,—*] Ordo est: *εἴη οὖν ὥρα σοι—παρασκευάζεσθαι ὅτῳ* [i. e. *ἐν ᾧτινι τρόπῳ*] *μαστιγώσεις με*, *tempus ergo tibi fuerit—parare quo me verberes*.

1. *τοῦ μὲν καταγελῶντα—τὸν δέ τινα καὶ ἐπαινοῦντα—*] *hunc quidem deridere—illum vero laudare—τοῦ μὲν καταγελῶντα*, i. e. *γελῶντα κατὰ τοῦ μέν*. 63.

2. *οὐδ' ὁπωστιοῦν φθονερῶς.*] *sine ullâ prorsus invidiâ*.

3. *ἀπῄει.*] Vide suprà ad p. 59. n. 5.

4. *ὁπότε οἷόν τε εἴη,*] Vide suprà ad p. 5. n. 6.

5. *συνεξῄει τῷ Κύρῳ,*] i. e. *ἐξῄει σὺν τῷ Κύρῳ*. Vide suprà ad p. 59. n. 5.

6. *τὰ—ἐπιχώρια*] supple *ἐπιτηδεύματα*, *instituta patria*. *ἀποτελοίη*, *perficeret*, pro *ἀποτελέοι*, Atticè.

1. *εἴ τῳ—*] i. e. *εἴ τινι*, &c. 64.

2. *ὡς ἡδυπαθεῖν μεμαθηκὼς ἐν Μήδοις ἥκοι.*] *ut qui apud Medos delicatè vivere edoctus venisset*.

3. *μᾶλλον— ἢ προσδεόμενον·*] Angl. *rather than desiring any addition to it*. Nam ea est vis praepositionis *πρὸς* in comp. *τοῦ ἑαυτοῦ μέρους*, vide suprà ad p. 53. n. 3.

4. *ἐδόκει*] Vide suprà ad p. 46. n. 1.

1. *ᾧ καὶ τήν—*] Vide suprà in p. 64. lin. 9. 65.

2. *τήν τε γυναῖκα*] *mulierem*, de qua mentio facta fuerat suprà.

3. *οὐκ ἔτυχεν—ὤν,*] Vide suprà ad p. 7. n. 5.

4. *ἐφαίνετο διαφέρουσα—*] Angl. *she plainly surpassed*. Vide suprà ad p. 46. n. 1.

5. *ἀναστῆναι—συνανέστησαν*] Vide suprà ad p. 3. n. 7.

6. *τῇ ῥώμῃ,*] Haud dubiè ista sunt delenda consensu MSS. Bodleiani, Guelferbytani, et Philelphi. Zeunius.

7. *ἑστηκυῖα.*] Vide suprà ad p. 60. n. 8.

8. *Δῆλα δ' ἦν—*] Angl. *and her tears were evidently trickling down*—Vide suprà ad p. 46. n. 1. ″p. 58. n. 2. P.

66. 1. *εὖ ἴσθι ὅτι—*] Si post ὅτι intelligis, *τοῦτ' ἀληθές ἐστιν*, vel simile quid, vehementiùs affirmant. [Hoogeveen ad Viger. Cap. V. § 8. reg. 16. ubi vide plura.] *νῦν μέντοι ἐξαιροῦμέν σε ἀνδρὶ,*—*nunc quidem te seligimus viro,*—*εὖ ἴσθι ὅτι* [ἐξαιροῦμεν] quin *probè scito nos seligere*—&c. Verùm ante *τὸ εἶδος,*—*τὴν γνώμην*, &c. subauditur *κατὰ*, ut benè nôrunt tirones.

2. *οὗ σὺ ἔσῃ τὸ ἀπὸ τοῦδε·*] *cujus tu deinceps eris.*—*τὸ ἀπὸ τοῦδε τοῦ χρόνου*, Angl. *henceforth.* ″*ἀπὸ τοῦδε·*—*ὡς οὖν*—Nexus continuatur, mutatâ formâ. P.

3. *περικατεῤῥήξατο—τὸν ἄνωθεν πέπλον,*] Angl. *she tore her upper garments quite in pieces all round her.* Ubi tironibus notanda vis et V. M et duplicis praep. in comp.

4. *φῦναι, μηδὲ γενέσθαι*] *φῦναι, natum esse ; γενέσθαι, fuisse*, illuc delatam ex locis exteris. Zeunius.

5. *σοῦ ἀκούσας*] i. e. *ἐκ* vel *ἀπὸ σοῦ.* ″l. 20. *καθοίμην*, Atticè. P.

6. *Οἴει γὰρ,—*] Perperam hoc in loco vir caeteroquin accuratissimus Thom. Hutchinson ; " Vocula *γὰρ* interrogationi hìc inserviens, " vim suam *causalem* amittit." Audiendus potius vir egregius Sam. Clarke. " *γὰρ* non refertur ad id quod proximè praecedit, sed ad id " quod elegantiùs reticetur." Cur ita loqueris ? *Tune* ENIM *existimas*, &c. Vide suprà ad p. 62. n. 1. et vide Coll. Gr. Min. ad p. 51. n. 13. *Οἴει γὰρ*—I. T. hoc modo reddit, *What then, do you think*, &c.

7. *πράττειν παρὰ τὸ βέλτιστον ;*] Angl. *to act* [*beside*] CONTRARY TO *what is best.* Nam ita significat saepissimè praep. *παρά.*

8. *οὕτως ἐπεφύκει,*] *ita à naturâ comparata esset.*

9. *τῶν μὲν ἐρῶσι, τῶν δ' οὔ*] *alios quidem amant* homines, *alios autem non.* *καὶ ἄλλος γε ἄλλου*, supple *ἐρᾷ*—*et alius alium amat.*

10. *Αὐτίκα δὲ, οὐκ ἐρᾷ ἀδελφὸς ἀδελφῆς,*] *Αὐτίκα δὲ, and to take the first instance that offers,*—*Exempli gratiâ, verbi causâ*, &c. quam veram vocis potestatem Is. Casaubonus primus recentiorum monstrâsse videtur; docti post eum certatim complures monstrârunt. Vid. Toup. ad Longin. p. 326. et conf. Casaubon. animadv. in Athenaeum, p. 604. I. T. ″C. 9. in L. 8. P.

11. *φόβος καὶ νόμος*] est *ἓν διὰ δυοῖν* pro *φόβος τοῦ νόμου, metus quem injicit lex.* Zeunius. ″Vide supra ad p. 15. n. 7. P.

67. 1. *γοῦν*] De hac part. vide inf. ad Xen. Mem. ″p. 225. n. 2. P.

2. *εἰ ἐθελούσιόν ἐστι τὸ ἐρασθῆναι,*] *Si voluntarium quiddam est amor.* *τὸ ἐρασθῆναι*, quasi dicas Angl. *the being captivated by love.* Ubi observandum *ἐράομαι* in v. pass. ab *ἐράω*, *amo*, significare (non *amor* sed) *amore capior.* Attamen *ἐρώμενος* in part. Latinè sonat *amasius.*

3. *ὥσπερ καί τινος ἄλλης νόσου ἀπαλλαγῆναι,*] amore, *non secùs atque morbo quovis alio, liberari.*

4. *πολλὰ καὶ εἰκῇ ὑπηρετοῦντας·*] *valdè et inaniter obsequiosos.* Hutch.

5. *Ποιοῦσι γαρ,*] Angl. *Yes, they do so.* I. T. Vide suprà ad p. 66. n. 6 ; item ad p. 62. n. 1.

6. *μυρίων δ' οὐσῶν μηχανῶν ἀπαλλαγῆς τοῦ βίου,*] *cumque rationes è vita excedendi sunt innumerae*—HUTCH.

7. *ἀναγκαῖον τὸ κλέπτειν,*] Rescribe omnino *ἀναγκαῖον ὂν*—Nam participium, quod hîc necessarium est, imprudens omisit Librarius, utpote repetitionem praecedentis syllabae. I. T. " Intell. *ὂν*. Schn. P.

8. *ἔρωτα αἰτιῶνται.*] *αἰτιῶντα*, in formâ activâ, Graecum non est. Vera lectio est *αἰτιῶνται*, quae planè depravata fuit, ne non responderet vulgari regulae ;—" Neutrum plurale gaudet verbo singulari." Sed haec regula nequaquam est universalis. Porsonus (Addenda ad Hecub. p. 79. ad vers. 1149.) " Veteres Attici plurale verbum neutri " plurali subjectum nunquam usurpabant, nisi ubi de animantibus " ageretur." Pro *ἀκρατῆ ἐστι*, legendum forsan *ἀκρατῆ εἰσι*.—Sin mavis *ἐστι*, potes legere *αἰτιᾶται* loco τοῦ *αἰτιῶνται*. *Idem.* Nullus dubito quin vir doctus veram lectionem viderit in *αἰτιῶνται*. *αἰτιῶντα* erratum operarum est in edit. Hutch. in 4to. unde in caeteras ejus minores, et in haec Coll. irrepsit. Omnes enim aliae, quas inspexi, editt. *αἰτιῶνται* exhibent.

9. *ὥστε μὴ ἅπτεσθαι αὐτῶν,*] Vide suprà ad p. 39. n. 8.

1. *Ἴσως γὰρ θᾶττον ἀπῆλθες,*—] Angl. *Perhaps you* ALWAYS *go away sooner*, [vide suprà ad p. 19. n. 6.] *ἢ ἐν ὅσῳ χρόνῳ ὁ ἔρως πέφυκε συσκευάζεσθαι ἄνθρωπον*, i. e. *ἢ ἐν τοσούτῳ χρόνῳ ἐν ὅσῳ*, κ. τ. λ. *than within the time in which Love naturally gets possession of a man.* *συσκευάζομαι*, *omnia mea in fasciculum colligo*, Angl. *I pack up my baggage:* uti planè indicat vox med. Undè pulcherrimè hîc usurpatur de amore irretiente hominem. Caeterùm *πέφυκα*, à *φύω*, benè redditur Latinè, *naturâ comparatus sum*. Vide suprà ad p. 66. n. 8. 68.

2. *Καὶ πυρὸς γάρ τοι ἐστὶ θίγοντα*—] *Etenim fieri quidem potest, ut qui tangit*, &c.

3. *ἑκὼν εἶναι ἅπτομαι,*] Infinitivus *εἶναι*, apud Atticos, praesertim cum voce *ἑκὼν*, i. e. *libens*, *libenter*, interdum abundat. VIGERUS, Cap. V. sect. 6. reg. 10. Vide suprà ad p. 39. n. 8.

4. *ἐπιμελοῦ αὐτῆς·*] *τῆς καλῆς γυναικὸς*, scil.

5. *Βουλόμενος δὲ—αὐτῷ*—] Transit casus à nominativo ad dativum. Nimirùm non observârat auctor se, progressu sententiae, verbum tandem usurpaturum, quod dativum omninò postularet; nec, si observâsset, is esset Graecae Linguae usus, ut ulla demùm mutatione opus fuisset. Nam exempla hujusmodi *ἀνακολούθων* occurrunt apud optimos scriptores.

1. *ὀκνοῦσα συμβαλεῖν φίλους ἄνδρας.*] *amicos inter se committere verita*. HUTCH. 69.

2. *ὑπηρετήσειν τῷ τυχεῖν, ἃ ἐβούλετο,*] *è re fore ad ea quae volebat consequenda.*

3. *τὸν εὐνοῦχον*] *τὸν* pro *τινὰ*, Atticè.

4. *ἀνθρώπους τε οἶδα,—οἷα πεπόνθασιν*] eadem sunt, ac si dixisset: *τε οἶδα οἷα ἄνθρωποι πεπόνθασι.*

5. *καὶ αὐτὸς*—] *atque ipse intellexi istam in me esse impotentiam, ut non possem formosos spernere, si cum his una essem.* ZEUNIUS.

1. *ἐκποδὼν ἔχειν ἐμαυτόν,*] Angl. *To keep myself out of the way. To abscond.* 70

2. *ὡς ἠδικηκότος ἐμοῦ μεγάλα.*] *quippe qui injustissima admiserim.*

3. *οἷός τ' εἰ*—] Vide suprà ad p. 62. n. 2.

4. *Εἰ γὰρ γένοιτο,*—] *Utinam vero—existat aliquod, in quo tibi rursum opportunè uni esse possim.* " *εἰ* per se solum, [potiùs cum

"particulâ γὰρ, ut rectè observat Hoogeveen ad locum,] aliquandò "sumitur pro εἴθε· i. e. *utinam!*" Vigerus, Cap. VIII. § vi. reg. 2.

5. καὶ ὑπὸ τῶν φίλων οἶδα ὅτι, ὡς δὲ πεφευγὼς, λόγον ἂν παρέχοιμι.] Ordo est: καὶ οἶδα, ὅτι ἂν παρέχοιμι λόγον ὑπὸ τῶν φίλων, ὡς πεφευγὼς δὲ, *et novi me praebiturum amicis copiam dicendi tanquam ac te fugissem.* Observat Zeunius dignam esse constructionem verborum turbatam homine valdè commoto et perturbato.

6. Ὡς πορεύσομαι] ὡς idem quod ὅτι· subauditur νόμιζε, vel tale aliquid.

7. τὸ δοκεῖν με,—ἐκπεφευγέναι.] Angl. *my seeming to have made my escape,* μελλήσοντα παθεῖν τι ὑπὸ σοῦ, *when on the eve of suffering some hardship from you:—of being punished by you.*

8. Δύο γὰρ, ἔφη,—] γὰρ refertur ad id, quod eleganter reticetur,—δυνήσομαι, *potero,* Kam—Vide suprà ad p. 68. n. 1. item ad p. 66. n. 6.

71. 1. ὡς ἂν αὐτοῖς τὰ παρὰ σοῦ λεγόμενα ἐμποδὼν μάλιστ' ἂν εἴη, ὧν βούλονται πράττειν.] *ut quae abs te dicentur, maxime sint ipsis impedimento ad ea, quae facere voluerint.* Hutch.

2. ἐμβαλεῖν που τῆς ἐκείνων χώρας·] *invadere alicubi ipsorum agrum;* i. e. ἐμβαλεῖν ἡμᾶς αὐτοὺς που εἴς τι μέρος τῆς ἐκείνων χώρας. Vide suprà ad p. 39. n. 4. et ad p. 53. n. 3.

3. ὀτιπλεῖστον χρόνον·] *quam diutissimè.* Vide infrà ad p. 86. n. 5.

4. μετατάσσεσθαι γὰρ ὀκνήσουσι·] *nam verebuntur aciem mutare.*

5. ἐξ ὑπογύου ταράξονται.] Angl. *they will immediately get into confusion.*

6. καὶ δύναμιν—] Ordo est: καὶ οἶδα ὅτι παρέσται σοι ἔχων [τοσαύτην] δύναμιν, ὁπόσην ἂν δύνηται [ἔχειν.]

72. 1. ὅμοια ἐκείνῳ] Non debet corrigi ὅμοια τοῖς ἐκείνου sc. ἅρμασι,—sed ita explicari. Zeunius. Exempla hujus formulae sunt innumera.

2. Συνεζεύξατο δὲ τὸ ἑαυτοῦ ἅρμα τετράρρυμόν—] Angl. *and he yoked his own carriage with four poles*—Zeunio facilè assentior existimanti temones illos juxta se aptatos fuisse axi, qui quidem multò longior nostris fuit.

73. 1. ἐθελούσιος ὑφίσταμαι τὴν κατὰ πρόσωπον τῆς ἀντίας φάλαγγος τάξιν ἔχειν,] *ultro in me recipio, ut hunc è regione phalangis adversae locum obtineam.* Hutch.

2. καὶ ἔλαχεν Ἀβραδάτης, ᾗπερ ὑφίστατο,] *et sortitus est Abradatas, uti ipse in se recipere statuerat.* ᾗπερ, supple τῇ ὁδῷ.

3. σπονδὰς ποιησάμενος,] *quum libâssent inter se:* uti planè significat v. med. "Vide supra ad p. 60. n. 6. 12. P.

4. ἐξωπλίζετο—] *se armabat*—in voce med. ὥπλιζον—ἵππους, *armabant equos*—in v. act.

5. καὶ τοὺς μὲν μονίππους παραμηριδίοις,] Angl. *and the single horses with cuishes, and the chariot horses with side pieces.* Pro ἤστραπτο reposui, cum Zeunio, ἤστραπτε ex duobus MSS. Nam hoc verbum non in usu est in voce pass.

l. 22. χρυσοῦν, καὶ κράνος,] Vulgò, χρυσοῦν κράνος. Schneider admonitu Buttmanni scripsit χρυσοῦν θώρακα καὶ κράνος. Schaefer maluit χρυσοῦν, καὶ χρυσοῦν κράνος, [intellecto θώρακα.] Ex his virorum doctorum conjecturis, et loci ratione, concinnare tentavi, minima mutatione, χρυσοῦν, καὶ κράνος· i. e. χρυσοῦν [θώρακα,] καὶ [χρυσοῦν] κράνος Vide p. 72. l. 26. seq. P.

6. *ποδήρη, ϛτολιδωτὸν τὰ κάτω,*] Angl. *that reached down to his feet, and hung in folds at the bottom*; or, *was puckered at the bottom.*

7. *Ταῦτα δὲ ἐποιήσατο,*] *haec autem ipsa facienda curaverat,— ἐκμετρησαμένη τὰ ἐκείνου ὅπλα, postquam illius armorum mensuram instituendam curâsset.*

l. 29. *οὔκουν* inseruit Zeune, Weiske, Schneider, ex MSS. &c. P.

1. *Ἀλλ' ὅτι μὲν,*] Abundat *ὅτι*, more Atticorum. Zeunius.

2. *σοι πιθανώτερα παρεσχῆσθαι*] *tibi fide digniora praebuisse.*

3. *ἐπομνύω σοι τὴν ἐμὴν καὶ σὴν φιλίαν,*] Ordo est: *ἦ μὴν ἐγὼ ἐπομνύω σοι τὴν ἐμὴν καὶ σὴν φιλίαν, βούλεσθαι ἂν ἐπιέσασθαι γῆν κοινῇ μετὰ σοῦ γενομένου ἀγαθοῦ ἀνδρὸς, μᾶλλον ἢ ζῆν αἰσχυνομένη μετ' αἰσχυνομένου.* Angl. *Verily I swear to thee, by my friendship and thy own, that I would choose to enshrine myself in the Earth, in common with thee, if thou wert a brave and worthy man, rather than live—myself dishonoured, along with thee in dishonour. ἐπιέσασθαι*, aor. 1. inf. med. ab *ἐπιέω*, idem quod *ἐπιέννυμι*, vel *ἐφέννυμι*, *induo*. Recensetur à H. Steph. inter vocabula poëtica, quibus interdum utitur Xenophon. Dicitur autem (uti idem H. Steph. observavit) poëticâ quâdam audaciâ *ἐπιέσασθαι γῆν*, i. e. *induere* terram, qui terrâ conditur, quasi eâ *amiciatur*.

4. *Πρὸς δὲ*] supple *τούτοις*, *praeterea*.—*ἀπέστη αὐτοῦ*, i. e. *ἔστη ἑαυτὸν ἀπ' αὐτοῦ*, *defecit ab ipso.* Vide suprà ad p. 71. n. 2.

1. *κατεφίλησε τὸν δίφρον.*] Angl. *she earnestly kissed the seat.* 75.

2. *τῇ σκηνῇ.*] Meâ sententiâ *ἡ σκηνὴ* est *pars currûs coriis et pellibus tecta.*—*Hac scenâ* igitur eunuchi tegebant mulierem, h. e. scenam totam antea rejectam nunc attrahebant et demittebant. Zeunius.

3. *ἐπαίσατο ἄρα τὸν μηρὸν,*] *femur utique proprium percussit*: [uti planè indicat vox med.] quod dolentis signum erat.

1. *ἤλαυνεν ἐπὶ τὸ πάθος.*] i. e. *ἤλαυνεν ἑαυτὸν ἐφ' ἵππου ἐπὶ τὸ* 76. *πάθος.* Angl. *he rode to the scene: to the fatal spot.* Vide suprà ad p. 3. n. 7.

2. *ὅποι ἂν αὐτὸν πυνθάνηται ὄντα,*] Syntaxis scriptoribus Graecis familiaris.—Pro *αὐτὸν ὄντα*, idioma Latinum postulat *αὐτὸν εἶναι*, *illum esse*: quod et Graecum fert. Vide infrà ad p. 117. n. 7.

3. *τἄλλα*] scil. *μέρη τοῦ σώματος.* Zeunius.

4. *ἐγὼ δ' ἡ παρακελευομένη ζῶσα παρακάθημαι.*] Imago sanè exquisita; et ad commovendos affectus apprimè accommodata! Angl. *and I, who advised him, am sitting here beside him alive!*

5. *ἐπισφαγήσεται αὐτῷ,*] *immolabuntur apud sepulchrum ejus.*

1. *κατοικτείρων τήν τε γυναῖκα, οἵου ἀνδρὸς στέροιτο,*] i. e. *ἕνεκα* 77. *τοιούτου ἀνδρὸς, οἵου ἀνδρὸς στέροιτο,*—Angl. *pitying the lady, on account of her being deprived of such a husband, καὶ τὸν ἄνδρα ἕνεκα τοιαύτης γυναικὸς, οἵαν γυναῖκα καταλιπὼν οὐκέτ' ὄψοιτο, and the husband, on account of such a wife as he had left behind, and would never see any more.* Vide infrà ad p. 86. n. 4.

2. *ἀποστῆναι·*] supple *ἑαυτοὺς*, *secedere.* Vide suprà ad p. 71. n. 2.

3. *παρεσκευασμένη,*] *having provided for herself*—part. perf. pass. in sensu med.

4. *σπασάμενοι—ἀποσφάττονται,*] Ubi observanda vis vocis mediae.

5. *Καὶ νῦν τὸ μνῆμα μέχρι* [*τοῦ νῦν*] *τῶν εὐνούχων κεχῶσθαι*

λέγεται·] Vir accuratus Thom. Hutchinson legendum conjicit, *Καὶ μὴν τὸ μνῆμα*, &c. "Sensus autem efficitur, si deleveris τοῦ νῦν, "*Etiamnum monumentum dicitur exstructum esse, quod pertineat usque* "*ad Eunuchos*, h. e. *ad locum eum, ubi eunuchi se jugularunt.*" Zeunius. "Hanc periodum cum sequente Schneider invertit. P.

6. *ΣΚΗΠΤΟΥΧΩΝ.*] Leunclavius se coram vidisse ait, Constantinopoli ad portam Osmaneam eunuchos in illius Sultani seraio verè *sceptuchos* sive *sceptrigeros* esse, more de Persis hoc antiquissimo à Turcis usurpato. Gestant enim sceptra, quae dignitatis et officiorum insignia sunt, ut apud Romanos, fasces, apud Graecos imperatores Christianos recentiores, baculi, qui linguâ Graecorum σκήπτρων appellationem habent. Hutch.

7. *καὶ τούτων μὲν, ᾗ εἰκὸς, ἐπεμελήθη,*] i. e. τῇ ὁδῷ, ἐν ᾗ εἰκὸς ἦν, κ. τ. λ. *horum quidem, ceu par erat, ei cura fuit*—

78. 1. *τὸ ἕβδομον ἐπὶ τῆς αὐτοῦ ἀρχῆς.*] Angl. *the seventh time during his reign.*

2. *καὶ τοῦ χοροῦ ἡγήσατο Πέρσαις κατὰ τὰ πάτρια,*] supple ἤθη. *Et religiosam pompam Persarum duxit, secundum patrium institutum.*

79. 1. *οἱ δ' ἔτυχον συνηκολουθηκότες αὐτῷ,*] *qui fortè eum sequuti sunt.* Vide suprà ad p. 7. n. 5.

2. *Σὺν τῷ χρόνῳ τε προϊόντι ἀεὶ*—] *Quin et progressu temporis vires meas una auctas animadvertere videbar: adeo ut senectutem meam adolescentiâ nunquam imbecilliorem factam senserim, neque quidquam vel adgressum me vel expetisse, quod non adsequutus sim.* Hutch. ὅτου, Atticè pro οὕτινος. "Libidinosa etenim et intemperans adolescentia "effoetum corpus tradit senectuti. Cyrus quidem apud Xenophon"tem eo sermone, quem moriens habuit, cum admodum senex esset, "negat se unquam sensisse senectutem suam imbecilliorem factam, "quam adolescentia fuisset." Cicero, de Senect. 9.

3. *ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ,*] Angl. *being before but a private state in Asia.* I. T.

4. *οὐδ' εὐφραίνεσθαι ἐκπεπταμένως.*] *neque effusè laetari.* ἐκπεπταμένως, adv. pro ἐκπεπετασμένως, à perf. part. pass. verbi ἐκπετάννυμι. Vide Xenoph. Ἀπομν. II. I. 22. infra ad p. 214. n. 10. item Iliad. μ', 122.

5. *ὥστε πῶς οὐκ ἂν ἐγὼ,*—] Angl. *And since this is the case, how can it be, but that I must with good reason be accounted an happy man, and live in the memory of mankind forever?* I. T.

80. 1. *σαφηνίσαντα καταλιπεῖν·*] Angl. *to make an explicit settlement*—

2. *καὶ ὁδῶν, καὶ θάκων, καὶ λόγων ὑπείκειν·*] i. e. πρῶτα μέρη θάκων, κ. τ. λ. *cedere primas viarum, et sedilium, et in loquendo.*

3. *ὡς οὖν παλαιὰ*—] ὡς cum participio est exquisita dicendi ratio et elliptica, qua intelligi debet νομίζοντες. Sic Memor. I. 3. 2. ὡς τοὺς θεοὺς κάλλιστα εἰδότας, &c. pro νομίζων τοὺς θεοὺς κάλλιστα εἰδέναι. Zeunius. Sed quod observavit Zeunius, id tantum obtinet quando casus accus. sequitur particulam ὡς. In hoc autem loco, ubi genitiv. occurrit, methodus resolutionis Zeuniana planè nihili est. Ita videntur ordinanda et supplenda haec verba: ἀποδέχεσθε οὖν [ταῦτα] οὕτως, ὡς [ἀποδέχοισθε] ἐμοῦ λέγοντος παλαιὰ, κ. τ. λ. Angl. *Wherefore do you listen to these things, as* [ye would do,] *if I spoke only what was agreeable to ancient times, to established custom, and to the laws.* Sic, ad initium hujus orationis, ὑμᾶς δὲ χρὴ, κ. τ. λ. *and*

it is your duty, when I am dead, to proceed, on the belief that I am happy, in all that you say or do. i. e. ad verbum, *to say and do all things, as* [ye would do,] *if I were certainly happy.* I. T. "Vide infra ad p. 94. n. 5. p. 208. n. 5. Passim casus absoluti. P.

4. *Τὸ δὲ δυσκαταπρακτοτέρων ἐρᾷν.*—] Angl. *But to be enamoured of things that are difficult to obtain, and to be solicitous about a multitude of objects, and not to be able to enjoy tranquillity, (being stimulated with an emulation of my exploits;) and the forming of designs, and the having designs formed against one's self,—these should necessarily accompany the reigning Prince rather than thee.* Atqui exquisitam hoc in loco Xenophonteae elocutionis felicitatem nulla alia lingua assequi potest.

5. *Οἶσθα μὲν οὖν καὶ σύ, ὦ Καμβύση,*] Confer Sallust. Bell. Jugurth. cap. 10.

1. *μηδαμόθεν πρότερον ἄρχου*—] *nequaquam priùs aliundè initium facito, quam ab eo, qui loco tecum eodem ortus est.* Hutch. 81.

2. *Μόνου τοι—ἐφικνεῖται.*] Sensus loci est, interprete Gesnero, *Quemcunque alium principem consilii tui posueris, illi invidebunt alii; fratri, si apud fratrem primum locum habeat, nemo. Μόνου, κ. τ. λ.* sunt Gen. Abs.

1. *Τὰς δὲ τῶν ἄδικα παθόντων*—] *An necdum animadvertistis, quos terrores illorum animi, qui* vim *et injuriam passi sunt, homicidis incutiant? quos scelerum vindices nefariis immittant?* Hutch. De furiis illis theatralibus loquitur, de quibus etiam Cicero pro Roscio Amer. cap. 24. Gesner. 82.

1. *τὸ ἀξιόπιστοι εἶναι ἀποβαλεῖτε.*] Angl. *You will forfeit your credit. τὸ εἶναι ἀξιόπιστος, the being worthy of credit.* 83.

2. *Εἰ μὲν οὖν ἐγὼ—εἰ δὲ μή,*—] Ea scilicet est Graecae Linguae ratio, ut, in hujusmodi sententiis, membri prioris Apodosis, (*καλῶς ἔχει,*) semper ferè reticeatur; idque elegantissimè. Sam. Clarke, ad Iliad. *ά*, 135—137. Vide plura ad locum citatum.

3. *ἀδελφοῖς·*] vocem *ἀδελφοί*, quam sensus hic postulare videtur, in textum recepit Zeunius. "Et Weiske et Schneider. An, *φίλοι δὲ ἀδελφοί·* nihil amplius? P.

4. *ἄν μοι δοκῶ κοινωνῆσαι*—] Connectenda est hic vocula *ἂν* cum *κοινωνῆσαι*, non cum *δοκῶ*. *ἂν* cum *δοκῶ* constructum soloecismus est. Vide infrà ad p. 103. n. 5. I. T.

5. *Ἀλλὰ γάρ*] *Sed plura dicere prohibeor; nam, &c.* Zeunius.

6. *ὅθενπερ,*] H. e. *à quibus corporis partibus,* v. c. *pedibus, manibus, oculis, linguâ,* &c. *Id.*

7. *ὡς ἔοικε,*] *Ut solet fieri e lege naturae.* *Id.*

1. *ὁπόσα ἐπ' ἀνδρὶ εὐδαίμονι νομίζεται,*] H. e. *quaecunque solent exhiberi in funere viri beati,* qualis ego sum habendus. *Id.* 84.

2. *μέμνησθέ μου*—] i. e. *ἐκ μου.*

3. *ἀπαγγέλλετε ὡς παρ' ἐμοῦ·*] Intell. *χαίρειν, et matri vestrae meis verbis dicite vale.* Zeunius.

☞ Operae pretium esset inspicere, quae ex hac admirabili oratione transtulit Cicero in Catonem Maj. sive de Senectute, sub finem.

85. 1. *ΚΥΡΟΥ ΑΝΑΒΑΣΕΩΣ Α'.*] Expeditionis, quâ de his in libris agitur, Historia Graecè inscribitur *Ἀνάβασις*, propterea quod Cyrus urbem versus, Artaxerxis regiâ nobilem, atque adeo superiores Asiae partes, dirigebat iter. Nam *primùm* Graecorum moris erat de urbibus quarumlibet regionum illustrissimis ita loqui, quasi perindè situ atque honore eminerent: undè, eò qui proficiscuntur, *ἀναβαίνειν* dicantur. Hutch. Eodem modo loquuntur nostrates de iis, qui *Londinum* iter faciunt—*They* go up *to London.* Caeterùm visum est tirones monere, *Cyrum*, cujus Expeditionem hîc narrat Xenophon, non illum esse *Cyrum Majorem*, cujus Institutionem in alio libello exposuerat, Cambysis nempè et Mandanes, sed *Cyrum Minorem*, Darii ac Parysatidis filium.

2. *γίγνονται παῖδες δύο*] Historicis solenne est, de praeterito verba facientibus, tempus praesens usurpare; non utique per mutationem temporum, quam *Enallagen* quidam nuncupant, (quod esset ineptissimum,) sed ut narrationem magis vividam reddant. Sic paulò inferiùs, *Τισσαφέρνης διαβάλλει τὸν Κῦρον, Tissaphernes criminatur Cyrum:* et, *ἀποπέμπει πάλιν*, Angl. *sends him away again.* Atque in locis aliis innumeris. Vide Longin. de Sublim. § 25. infra p. 313.

3. *παρὼν ἐτύγχανε*] Angl. *happened to be present.* Vide suprà ad p. 7. n. 5.

4. *Κῦρον δὲ μετεπέμπετο*] *μεταπέμπομαι*, in v. med. est quasi dicas, *mitto post aliquem ut illum ad me venire faciam*, i. e. *arcesso.* Pro *μετεπέμπετο*, futuro Xenophontis editori magnopere auctor est Porsonus, ut ex Aristide, Stephani et Leunclavii margine, MSSque Paris. Eton. veram lectionem *μεταπέμπεται* in textum recipiat: et addit,—" Rectè etiam mox [lin. 25. pag. 87, " fors. l. 29.] *παραγγέλλει* " pro *παρήγγειλε* praebent iidem Codd. Paris. Eton." *Notae Breves ad edit. Cantab.* 1785, *in* 8*vo.*

5. *σατράπην ἐποίησε*] *Σατράπαι, Ἀρχηγοὶ, Στρατηλάται, Περσικὴ δὲ ἡ λέξις.* Hesychius. *αὐτὸν ἀπέδειξε*, Angl. *constituted him.*

6. *ὁπλίτας*] Angl. *heavy-armed soldiers. τὸ ὁπλιτικὸν, ἔχει θώρακας, καὶ ἀσπίδας παραμήκεις, καὶ μαχαίρας, καὶ δόρατα, ὡς Ἕλληνες, καὶ σαρίσσας, ὡς Μακέδονες.* Arrian, " p. 10. 8vo.

7. *κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης,*] *κατέστη* supple *ἑαυτόν.* Angl. *established himself.* [Vide suprà ad p. 3. n. 7.] vel sumitur in sensu pass. *was established.*

8 *ἐξαιτησαμένη αὐτὸν,*] Angl. *having begged him off for herself*, ut planè indicat vox med. cum praep. *ἐξ.*

9. *βουλεύεται, ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ,*] Angl. *deliberates how he shall no longer, at any time, be* DEPENDENT UPON *his brother.* Nam hanc esse significationem praep. *ἐπὶ*, cum dativo, ostendunt loci innumeri apud optimos scriptores. [Vide ad p. 56. n. 1 p. 222. n. 3.] Caeterùm de tempore praes. quod hîc usurpat Xenophon, vide suprà n. 2.

10. *ὑπῆρχε τῷ Κύρῳ,*] *favebat Cyro: à Cyri partibus stabat.*

86. 1. *εἴησαν,*—] Magis Atticam, non tamen magis Xenophonteam vocem, *εἶεν* pro *εἴησαν* praebet Aristides, ab Hutchinsono in Addendis laudatus. Ad Nostri Memorab. I. 4. 19. haec notat vir summus.

qui in his literis regnat, Ruhnkenius. *Hic pro forma Attica εἶεν restituenda est communis εἴησαν, auctoritate Grammatici veteris in Bibliotheca Sangermanensi.* *Εἴησαν, ἀντὶ τοῦ εἶεν.* *Ξενοφῶν, Ἀπομνημονευμάτων α'.* *Vulgaris forma etiam est in Sympos.* p. 153. *Sic ἤμην pro Attico ἦν*, Cyrop. vi. p. 149. E. Infra, p. 213, l. 29. Certum autem est, et doctis omnibus notum, plurima verba, quae *κοινὰ* vocant Grammatici, Xenophontem libenter usurpasse, posthabitis iis, quae Attici sibi vindicarent. Porson.—*καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ.* i. e. *ἔχοιεν ἑαυτοὺς, et erga eum benevolè se haberent.* Vide ad p. 3. n. 7. 86

2. *ὡς μάλιστα ἐδύνατο ἐπικρυπτόμενος,*] *quàm poterat occultissimè.*

3. *ὅτι ἀπαρασκευαστότατον*] *quàm imparatissimum*, Angl. *as much off his guard as possible.* 'Ὅτι, cum superlativo tàm nominis quàm adverbii, videtur quandam adverbii rationem induere, idémque valere, quod apud Latinos *quàm*; ut, *ὅτι βέλτιστα, quàm optimè, ὅτι τάχιστα, quàm celerrimè, ὅτι πλεῖστοι, quàm plurimi.* Quo sensu etiam cum substantivis quibusdam conjungitur; ut, *ὅτι τάχος, quàm celerrimè.* Vigerus, Cap. VIII. sect. ix. reg. 2.

4. *'Ὅτε οὖν ἐποιεῖτο τὴν συλλογὴν,*—] *τὴν συλλογὴν* [*τῶν* vel *τοσούτων φυλάκων,*] *ὁπόσους φύλακας εἶχε*—*Quandò igitur delectum haberet* praesidiariorum militum, *quoscunque praesidiarios milites habebat*—Nimirùm in omni linguâ, syntaxis relativi cum antecedente, plenis notis exarata, repetitionem postulat antecedentis unà cum relativo; qualis in isto Caesaris de Bello Gall. Lib. I. haud longè ab initio: *Erant omnino itinera duo, quibus itineribus domo exire possent* Quae orationis structurá Caesari, scriptorum Romanorum omnium elegantissimo, prae caeteris arrisisse videtur. Plerumque verò negligitur repetitio antecedentis cum relativo; quod etiam tironibus satis notum. Interdum tamen ea est ratio sermonis, tum Graeci, tum Romani, ut vox antecedens, priùs suppressa, posteriùs unà cum relativo in casu relativi exprimatur. Sic apud Virgilium, Aen. I. 577. *Urbem quam statuo, vestra est;* i. e. *Urbs, quam urbem,* &c. Similiter in isto Terentii: *Eunuchum quem dedisti nobis, quas turbas dedit?* i. e. *Eunuchus, quem Eunuchum,* &c. Eun. 4. 3. 11. Atque adeò in hoc loco Xenophontis. Vide Iliad. ζ'. 396. annotante viro ornatissimo Sam. Clarke. Caeterùm *ποιεῖσθαι συλλογὴν*, exprimitur Angl. *to hold a review, or muster, of troops under one's command:* ut planè indicat vox med.

5. *ὅτι πλείστους καὶ βελτίστους,*] Vide suprà in n. 3. hujus pag.

6. *ὡς ἐπιβουλεύοντος Τισσαφέρνους ταῖς πόλεσι.*] Angl. *as if Tissaphernes had a design upon those cities.* Part. *ὡς* saepè construitur hoc modo cum genitivo, ut vocant, absoluto.

7. *Τισσαφέρνους*] genit. possessionis. *τὸ ἀρχαῖον*, adverbialiter, *olim.*

8. *ἀπέστησαν*] supple *ἑαυτὰς, defecerant.* Vide suprà ad p. 3. n. 7.

9. *κατάγειν τοὺς ἐκπεπτωκότας.*] *Κατάγειν*, inquit Suidas, *τὸ τοὺς πεφευγότας εἰς τὰς ἑαυτῶν πατρίδας ἀποκαθιστᾶν.* Deinde locum hunc Xenophontis laudat. Whiter.—*τοὺς ἐκπεπτωκότας, exules. ἐκπίπτω, excido*, inde, *expellor.*

10. *ἐτύγχανεν ἔχων.*] Vide suprà ad p. 7. n. 5.

11. *τόνδε τὸν τρόπον,*] supple *κατὰ, ad hunc modum. ὅδε, ἥδε, τόδε*, idem quod *οὗτος, αὕτη, τοῦτο, hic, haec, hoc.* "*τῇ καταντιπέρας*—Ita vulgatum *τῆς* correxit Wyttenbach. Schneider. P.

12. *μυρίους δαρεικούς.*] *Δαρεικὸς*, nummus erat aureus Persicus, valens, secundum Suidam, Harpocrationem et Scholiasten in Aris-

tophanem, idem ac χρυσοῦς Atticus, vel viginti drachmae argenteae, quae valebant idem ac pars quinta minae argenteae, quarum sexaginta talentum efficiebant, quod valebat 193 *libras*, 15 *solidos Sterlinenses*. Erant igitur decem millia daricorum triginta tria talenta, ac unius talenti triens; hoc est, L.6458. 6s. 8d. Sterl. Nomen autem sortitus est à Dario Persarum rege, sive is erat ille Hystaspides, pater Xerxis, sive ulter vetustior ejusdem nominis. " Vide infra p. 110. n. 2

17. 1. *Τοῦτο δ' αὖ οὕτω τρεφόμενον ἐλάνθανεν αὐτῷ τὸ στράτευμα.*] *Atque hae etiam copiae ei clam alebantur.* " Λανθάνω cum participio " jungi solet, túmque Latinè per adverbium *clam* explicatur: ut " ἔλαθεν ὑπεκφυγὼν, *clam aufugit.*" Vigerus, de Gr. dict. Idiotism. p. 202. Edit. H. Hoogeveen, Lugd. Bat. 1742. " C. V. 8. 3.

2. ὡς οὕτω περιγενόμενος ἂν τῶν ἀντιστασιωτῶν.] *quod se hoc pacto superiorem contrariis partibus fore confideret.* Rectiùs nos περιγενησόμενος scripturos arbitratur Leunclavius. Sed nil mutandum: nam particula ἂν aoristo solet vim futuri in sensu potentiali tribuere. Hutch. Caeterùm περὶ in compos. *praestantiam* saepè denotat, et post se habet genitivum.

3. μὴ πρόσθεν καταλῦσαι—] Angl. *not to come to a final accommodation with the insurgents, until he should first consult with him.*

4. ἐλάνθανεν αὐτῷ τρεφόμενον] Vide suprà in n. 1.

5. πορεύεσθαι ἄνω,] A maritimis, nimirùm, atque depressioribus locis, in Asiae mediterranea. Hutch. " Vide ad p. 85. n. 1. P.

6. συναλλαγέντι πρὸς τὺς οἴκοι,] *compositione cum civibus initâ.* Hutch

7. ξενικοῦ,] i. e. μισθοφορικοῦ στρατεύματος: Passim enim Graeci dicunt πεζικὸν, ἱππικὸν, ναυτικὸν, Ἑλληνικὸν, Περσικὸν, &c. subaudiendum lectoribus relinquentes στράτευμα vel πλῆθος. Hutch.

18. 1. καταπράξειεν, ἐφ' ἃ ἐστρατεύετο,] Ante ἐφ' ἃ subaudiuntur τὰ πράγματα. καταπράξειεν, Atticè pro καταπράξαι. Angl. *he should accomplish the purposes, for which he was undertaking the expedition.*

2. τῶν ἀμφὶ Μίλητον—] Vide suprà ad p. 53. n. 3.

3. ὡς βασιλέα] Atticè usurpatur ὡς loco τοῦ πρός. Hutch.

4. ᾗ] i. e. ἐν τῇ ὁδῷ, ᾗ—

5. ἐξελαύνει] Angl. *he advances.* Supple ἑαυτὸν καὶ τὸ στράτευμα. Nam ἐλαύνω est *agito.* Vide suprà ad p. 3. n. 7.

6. σταθμοὺς] Σταθμὸς, cujus crebra est in Ἀναβάσει mentio, est Hesych. et Suid. στρατιωτικὴ κατάλυσις, (*militare diversorium: statio.*) Hos autem σταθμοὺς quidam *mansiones*, alii *castra*, nonnulli *stativa* interpretantur. Apud Graecos utique historicos dies itineris σταθμοῖς, apud Latinos *castris*, idcirco numerari solebant, quod singulis diebus in σταθμοὺς vel *castra stativa* divertebant milites. Hutch. Index 1.

7. παρασάγγας] Δύναται—ὁ—παρασάγγης τριήκοντα στάδια, Herodot. lib. 2. c. 6. cui adstipulatur Hesychius. Refert autem Strabo aliis esse sexaginta, aliis triginta vel quadraginta stadia. Secundum verò Etymologicum Magnum, παρασάγγης apud Persas triginta fuit stadia, apud Aegyptios sexaginta. Verisimile est Xenophontem mensuram Persicam adhibuisse. Erat autem *stadium* centum ὀργυιαὶ, Angl. *fathoms.* " Σχοῖνος 60 stadia apud Aegyptios. P.

8. πλέθρα·] Πλέθρον, auctore Suidâ, erat centum pedes.

9. Κολοσσὰς,—] Κολοσσὰς praefert Wesselingius ad Herodot. VII. 30. quomodo edi debuerat ex MStis Eton. Paris. Porson. " Vulgo Κολοσσίας. P.

10. *πελταστάς*] Angl. *targeteers.*

1. ἐμβάλλει] scil ἑαυτόν. Angl. *discharges itself.* [Vide suprà ad 89.
p. 3. n. 7.] De Marsyâ Maeandroque ita Porsonus: Dignus omnino est qui adscribatur elegantissimus locus Claudiani in Eutrop. II. 265.

Icarium pelagus Mycalaeaque littora juncti
Marsya Maeanderque petunt; sed Marsya velox,
Dum suus est, flexuque carens, jam flumine mistus
Mollitur, Maeandre, tuo.

Paullo ante dixerat, 257.

Hic et Apollinea victus testudine pastor
Suspensa memores illustrat pelle Celaenas.

2. *τὰ Λύκαια*] supple *θύματα*. Angl. *the Lupercalian sacrifice.*

3. *στλεγγίδες*] *strigiles:* instrumenta scil. quibus veteres corpora sua in balneis radere solebant.

4. *Κεραμῶν ἀγορὰν,*] Hutchinsonus vertit, Forum Ceramorum; Spelmannus, *The market of the Ceramians.* Potius, ut mihi videtur, reddi debet Angl. *Potters' Market:* quae simplicissima interpretatio. I. T. Nobis in mentem venire solebat, hunc locum ingenuae Juventuti interpretantibus, nomen haud absimile oppidi Anglorum in comitatu Legecestriensi, *Market Harborough.*

1. *Ὁ δὲ ἐλπίδας λέγων διῆγε·*] Angl. *he continued always giving* 90.
them hopes: amusing them with hopes.

2. *οὐ γὰρ ἦν πρὸς τοῦ Κύρου τρόπου,*] Angl. *for it was not Cyrus's turn*—or *Cyrus's way*—

3. *Ἐκέλευσε δὲ τοὺς Ἕλληνας,*—] Ordo est: *ἐκέλευσε δὲ τοὺς Ἕλληνας ταχθῆναι οὕτω, ὡς νόμος* [*ἦν*] *αὐτοῖς εἰς μάχην*—*Graecis autem mandabat, ut se instruerent, sicut iis mos erat ad pugnam*—*ταχθῆναι*, hic sumitur in sensu medio. [Vide suprà ad p. 7. n. 10.] *καὶ στῆναι*, supple *ἑαυτούς*. Vide suprà ad p. 3. n. 7.

4. *ἐπὶ τεττάρων·*] *in quarternis.* "*four deep*, Spelman, rectè. P.

5. *ἐφ' ἁρμαμάξης.*] Lexicon Graeco-lat. vetus, *Ἁρμάμαξα*, *Carpentum.* Q. Curtius ipsum nomen retinet l. 3. c. 8.—Mollis autem et ferè muliebris vehiculi genus fuisse constat; nam ubi apud Nostrum, *harmamaxarum*, ibi et mulierum mentio fieri solet.—De *harmamaxa* plura si velis, vide sis Schefferum de re vehiculari, lib. 2. c. 17. p. 217. Hutch.

6. *Ἐπεὶ δὲ πάντας παρήλασε,*] i. e. *ἐπεὶ δὲ ἤλασε ἑαυτὸν παρὰ πάντας*, *cum omnes praetervectus esset.* Vide suprà ad p. 3. n. 7.

1. *Ἐκ δὲ τούτου,*] supple *τοῦ χρόνου*, *deinde*, *θᾶττον*, *celerius.* 91

2. *ἀπὸ τοῦ αὐτομάτου δρόμος ἐγένετο τοῖς στρατιώταις*] Angl. *the soldiers ran of their own accord.*

3. *οἱ ἐκ τῆς ἀγορᾶς,*] Angl. *the sutlers.*

4. *φοινικιστὴν βασίλειον,*] Nonnulli interpretantur, *regium purpurae tinctorem:* alii *purpuratum*, i. e. *aulicum:* quia olim *aulici* purpurâ erant vestiti.

5. *ἕτερόν τινα τῶν ὑπάρχων δυνάστην,*] *alterum quendam qui inter praefectos valebat.*

6. *ἐσβάλλειν*] *irrumpere.* Vide suprà ad p. 39. n. 4.

1. *ἐπεὶ ᾔσθετο τό τε Μένωνος στράτευμα, ὅτι*—] Notanda est hic 92.
constructio conjunctionis *ὅτι*. In secundo hujus periodi membro ordo est: *ἐπεὶ ᾔσθετο τό τε στράτευμα Μένωνος, ὅτι εἴη ἐν Κιλικίᾳ, κ. τ. λ.* *posteaquam animadvertisset copias Menonis, quod essent*—i. e. *copias Menonis esse*—Nam *στράτευμα* est accusat. casûs; et familiaris

est hujusmodi Graecis auctoribus constructio: saepè autem apud scriptores Atticos *αἰσθάνομαι*, *ἀκούω*, aliaque verba sensûs accusat. adsciscunt. Attamen in membro postremo, paulò est difficilior ejusdem conjunct. syntaxis: *καὶ ὅτι τριήρεις ἤκουε περιπλεούσας ἀπὸ Ἰωνίας εἰς Κιλικίαν Ταμὼν ἔχοντα, τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου*, i. e. *καὶ ἤκουε τὰς τριήρεις Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου, ὅτι περιπλέουσαι εἴησαν ἀπὸ Ἰωνίας εἰς Κιλικίαν, Ταμὼ αὐτὰς ἔχοντος*. *ac audîsset triremes Lacedaemoniorum et ipsius Cyri* [*quod circumnavigarent*] *circumnavigare ex Ionia in Ciciliam, duce Tamone.* [De usu multiplici voculae *ὅτι* vide Viger. de Gr. dict. Idiotism. Edit. Zeunii. p. 533. C. VIII, s. 9.] Caeterùm *Ταμὼς* flectitur more Attico: Gen. *Ταμὼ*, dat. *Ταμῷ*, accus. *Ταμών*: Ut et *ἔμπλεων*, paulò infrà, pro *ἔμπλεον*, scil. in genere neut. Nom. *ἔμπλεων*, genit. *ἔμπλεω*, dat. *ἔμπλεῳ*, accusat. *ἔμπλεων*. Vide Coll. Gr. Min. ad. p. 6. n. 3. "Vide infra p. 180. l. 32. P.

2. *σήσαμον καὶ μελίνην καὶ κέγχρον*—] Angl. *Sesame, and Panic, and Millet*, &c. De quibus plantis consule Theophrastum, H. P. lib. 3. c. 2. lib. 8. c. 1. et 3.

3. *εἰς χωρίον ὀχυρὸν*] subauditur *πορεύεσθαι*, Angl. *to go to a fastness*—

93. 1. *καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι*·] Angl. *and his country to be no longer plundered: and to his country, security from being plundered.* Pulcherrima quidem est structura membri postremi hujus periodi, et meritò laudatur a Demetrio Phaler. in libello *περὶ Ἑρμηνείας*. "Nempe, subitò variata. Hutch. P.

2. *οὐκ ἔφασαν ἰέναι τοῦ πρόσω*·] *ulterius se perrecturos negabant.* *ἰέναι τοῦ πρόσω*, i. e. *ἰέναι εἰς τὶ μέρος τοῦ χωρίου ὄντος πρόσω*.

3. *ἐβιάζετο*] Angl. *began to force them*—

4. *χαλεπῶς φέρω*] Ut Latini dicunt, *molestè ferre*, sic Graeci *χαλεπῶς φέρειν*· hoc discrimine, quod tunc *φέρειν*, non tantùm jungatur cum accusativo, ut Latinè, sed etiam cum dativo et praep. *ἐπί*.—Imo, quod rariùs videtur, cum solo dativo: Xen. lib. i. Exp. Cyr. *Ἄνδρες στρατιῶται*, &c. *Nolite mirari, me praesentem rerum statum molestè ferre.* Vigerus. C. V. 13. 4.

5. *ἀλλ' οὐδὲ καθηδυπάθησα*,] Haec particula *ἀλλὰ* refertur ad *ἐδαπάνων*· sed alio interjecto sententiae membro, [*οὐδὲ καθηδυπάθησα*,] quod in animo loquentis repentè exortum esset, necessariò repetitur eadem particula. Angl. *which, when I received them, I did not lay up for my own use, but—nor did I squander them away, but expended them upon you.*

94. 1. *βουλομένους ἀφαιρεῖσθαι τοὺς ἐνοικοῦντας Ἕλληνας τὴν γῆν*.] Angl. *when they wanted to deprive the Grecian inhabitants of their land.*

2. *ὠφελοίην αὐτὸν, ἀνθ' ὧν εὖ ἔπαθον ὑπ' ἐκείνου*.] *prodessem ei pro beneficiis, quae ab eo acceperam.* *ὠφελοίην*, more Attico pro *ὠφελέοιμι*, contractè *ὠφελοῖμι*, ab *ὠφελέω*, *prosum.*

3. *μεθ' ὑμῶν εἶναι*.] *Εἶναι* habent omnes, quas inspexi, editiones; omnino tamen reponendum videtur, *ἰέναι*. Porson.

4. *Νομίζω γὰρ—σὺν ὑμῖν μὲν ἂν εἶναι τίμιος*,] *Arbitror enim—vobiscum quidem me honoratum fore.*—Benè nota est apud Graecos scriptores syntaxis nominativi cum infinitivo. Caeterùm vocula *ἂν* tribuit hîc vim futuri infinitivo. "Pro *ὅπου ἐὰν ὦ*, quod Atticum non " est, reponit Porsonus, *ὅπου ἂν ὦ* quod notent tirones. Iidem ob- " servent differentiam inter *εἶναι* et *ἂν εἶναι*. *For I conceive that*

"*you* ARE *my country and my friends and allies, and that, in your com-*
"*pany, I shall be highly honoured, wherever I go.* I. T.

5. Ὡς ἐμοῦ οὖν ἰόντος—οὕτω τὴν γνώμην ἔχετε.] Angl. ad verbum: *Think of me then, as* [you would do,] *if I were really going, wherever you shall go. Idem.* Vide suprà ad p. 80. n. 3.

6. Κῦρος δὲ, τούτοις ἀπορῶν] i. e. ἐν τούτοις τοῖς πράγμασι—*Cyrus in hoc rerum statu inops consilii*—[Vide suprà ad p. 4. n. 3.] μετεπέμπετο, *arcessebat*—Vide suprà ad p. 85. n. 4.

7. Ἔλεγε θαῤῥεῖν, ὡς καταστησομένων τούτων εἰς τὸ δέον·] Quando participium cum ὡς post verbum praecipuum ponitur, sententia ferè manifestior est, ejusque interpretatio facilior. *He bade him keep up his heart, as* [he would do,] *if these things were going to take a favourable turn.* i. e. *He bade him keep up his spirits,* for that *these things would come about as he wished after all.* I. T. Vide suprà ad p. 80. n. 3.

1. τὸ μὲν μέγιστον, αἰσχυνόμενος, ὅτι σύνοιδα ἐμαυτῷ πάντα ἐψευσμένος αὐτόν·] Angl. *chiefly being ashamed, because I am conscious to myself of having proved false to him in every thing.* κατὰ subauditur ante πάντα, item ante αὐτόν. σύνοιδα ἐμαυτῷ ἐψευσμένος, constructio scriptoribus Graecis perquam familiaris. Idioma Latinum postularet σύνοιδα ἐμαυτῷ ἐμὲ ἐψεῦσθαι, *mihi conscius sum me mentitum esse*—ψεύδω, *fallo;* ψεύδομαι, in voce med. *mentior:* et perf. pass. hìc sumitur in sensu med. ut saepè fit apud scriptores Graecos. 95.

2. δίκην ἐπιθῇ, ὧν—] i. e. ἀνθ' ὧν. *Supplicium de me sumat propter ea—*

3. οἵα εἴη ἀπορία,] Vide suprà ad p. 4. n. 3.

4. συσκευάζεσθαι·] Vide suprà ad p. 68. n. 1.

1. τὴν ταχίστην·] i. e. κατὰ τὴν ταχίστην ὁδόν. 96.

2. μὴ φθάσωσι—καταλαβόντες·] *non antevertant nos his occupandis.* Vide ad p. 55. n. 6.

3. Ὡς μὲν στρατηγήσοντα ἐμὲ——ὡς δὲ——πείσομαι——] *Nemo vestrum dicat fore, ut ipse munus hoc imperatorium suscipiam; sed ut ei, quemcunque delegeritis, pro viribus obtemperem.* Vulgatam lectionem, quam libri omnes, quos quidem vidi, tuentur, commodè satis retineas licet, modo locutionem hanc ellipticam esse statuas, hâc ratione supplendam—πείσομαι ᾗ δυνατὸν μάλιστα, οὕτω λέγετε· vel οὕτω τὴν γνώμην ἔχετε. HUTCH. Pro πείσομαι recta Syntaxis evidenter postulat πεισόμενον· sed orator progrediens, inchoatae structurae oblitus, in hoc ἀνακόλουθον imprudens dilabitur. [Vide suprà ad p. 68. n. 5.] Methodus autem Hutchinsoniana ellipseos supplendae constructioni nil medetur. I. T.

4. ᾧ λυμαινόμεθα τὴν πρᾶξιν.] *cujus institutum labefactamus.* Ad rectam ab obliquâ jam, more suo, transit orationem. HUTCH.

5. ὀκνοίην] Atticè pro comm. ὀκνέοιμι, contractè ὀκνοῖμι. αὐταῖς ταῖς τριήρεσι, supple σύν.

6. ἐπικινδυνοτέρα] Vide infra p. 115. n. 6. P.

7. πρὸς φιλίαν] supple χώραν, *in regionem pacatam.*

1. ὅτι ἄγει] supple αὐτούς. Angl. *that he was leading them*—in ejusmodi locutionibus post imperf. Graeci utuntur tempore praes. Vide Zeunium ad Viger. p. 533. ad fin. Edit. Zeunii, 1777. VIII. 9. 6. 97.

2. Προσαιτοῦσι] Angl. *to them demanding an augmentation of pay.* Uti planè indicat vis praep. in compos.

3. *ἡμιόλιον πᾶσι δώσειν, οὗ πρότερον ἔφερον,*] i. e. *ἐκείνου μισθοῦ, οὗ* [vel ὃν] *πρότερον, κ. τ. λ.*—*Se stipendii, quod priùs ferebant, sesquiplum omnibus daturum.*—Relativus Graecorum concordat cum antecedente, vel expresso vel subaudito, non solum in genere ét numero, verum etiam saepissimè in casu.

4. *τοῦ μηνὸς, τῷ στρατιώτῃ*] Duplex hîc ellipsis notanda venit: priori, in *τοῦ μηνὸς*, adde *διά·* posteriori, in *τῷ στρατιώτῃ*, *ἑκάστῳ*. *singulis in mensem militibus.* Hutch.

98. 1. *ἀποστάντες*] supple *ἑαυτοὺς*, *quùm defecissent.* Vide suprà ad p. 3. n. 7.

2. *πέτραι ἠλίβατοι·*] Angl. *inaccessible rocks.* *ἠλίβατος*, quasi dicas, *tam altus, ut uni soli sit pervius.* Ex *ἥλιος*, *sol*, et *βαίνω*, *vado*. Vox est Homero usitatissima. Vide Iliad. *ό*, 273. 619. item *π́*, 35. &c.

3. *ἐφειστήκεσαν*] idem quod *ἐφεστάκεισαν*, Angl. *stood near*, 3. pl. plusq. ind. act. verbi *ἐφίστημι*, *juxta colloco.* Post *ἐφειστήκεσαν*, subauditur pronomen reciprocum. [Vide suprà ad p. 10. n. 5.] Caeterùm tempus est quod ritè vocant *Praeteritum perf.* uti *ἐφέστακα* est *Praesens perf.* *ἐφέστακα*, (supple *ἐμαυτὸν*,) Angl. *I have set myself near*, i. e. *I stand near.* *ἐφεστάκειν*, (*ἐμαυτὸν*,) *I stood near.* Vide Iliad. *ά*, 37. annotante Sam. Clarke. " *τείχη*, *muri.* Schn. P.

4. *ἀποβιβάσειεν*] Atticè pro *ἀποβιβάσαι*, opt. aor. 1. ab *ἀποβιβάζω*, *trajicio.* *βιασάμενοι*, Angl. *having forced*, à *βιάζομαι*, *vi efficio, opprimo.* Th. *βία*, *vis.* " *εἴσω καὶ ἔξω*, *citra ultraque.* Hutch. P.

5. *τοῦτο ἐποιήσατο,*] Vide suprà ad p. 37. n. 6. " *ἐποίησεν*, Schn. P.

6. *ὡς μέντοι πλείστοις ἐδόκει,*] Cum nihil praecedit, ad quod illud *μέντοι* possit referri, facillimè corrigas, *ὡς μὲν τοῖς πλείστοις ἐδόκει.* At non sequitur *δὲ* cum *ἀποδόσει* suâ. Verum neque necesse est id dicere, quod omnes ultrò intelligunt. Vide Porsonum ad Eur. Orest. 8. et Hoogeveen Schutzianum, p. 458. I. T. ' p. 348, ed. 1806. P.

99. 1. *οἱ δ' ᾤκτειρον, εἰ ἁλώσοιντο.*] Angl. *others began to pity them, if they should be caught.* *ἁλώσοιντο* [quod est 3. pl. fut. 1. opt. m.] sub formâ mediâ passivam habet significationem; quod quidem nonnullis aliis verbis, in hoc tempore, itidem interdùm usu venit. [De qua re consule Kusterum de vero usu verborum med. Sect. III.] Nisi quis cum doctissimo D'Orvillio consentire mallet, qui ad Charitonem p. 692. haec habet.—" Occurrunt passim media futura notione passivâ: " tamen si *codices* consulas, saepè profecta, non ab auctoribus, sed à " librariis, qui syllabam unam, quâ passivum futurum saepè superat " medii futurum, neglexerunt." Quod si verum ést, *ἁλώσοιντο* erit, librariorum oscitatione, pro *ἁλωθήσοιντο.* [Vide autem infrà ad p. 250. n. 2.] Caeterùm de verbo *ἁλίσκω*, hoc porrò observandum est, id quoque sub formâ activâ usurpari in sensu passivo, in quibusdam temporibus. Vide suprà ad p. 34. n. 2.

2. *οὔτε ἀποδεδράκασιν,—οὔτε ἀποπεφεύγασιν,*] Angl. *they are neither gone into concealment—nor have they made their escape.*

3. *ἰόντων ἄν,*] *ἰόντων*, Attice pro *ἴτωσαν*. Angl. *let them begone.* [Vide suprà ad p. 25. n. 2. 3.] *ἄν*, i. e. *ἐὰν βούλωνται*, *if they have a mind.* Qui est pulcherrimus hujus voculae usus. Mirum est igitur virum doctissimum H. Stephanum putâsse hanc particulam hîc malè subjungi.—Haec olim scripseram;—et sequentia olim quoque Porsonus, nondum, quod nunc obtinet imperium, (namque nondum *μακαρίτης* erat ὁ Ruhnkenius,) in his literis consecutus: [Vide ad p.

86. n. 1.] "Quantocyus particula ἂν ex Stephani sententiâ deleatur. "——ἰόντων ἂν soloecismus est, qui nullis nisi aequè mendosis ex-"emplis defendi potest." Haec ille, juvenis licet; nec ego ulli mortalium auctor ero, ut Criticorum Jovi vel nondum barbato contradicat.

4. ἀλλ' οὐδὲ τούτων στερήσονται·] Angl. *but they shall not even deprive themselves of these, forfeit these;* salvo sensu medio in στερήσονται.

5. εἰς ζώνην δεδομέναι.] *in cingulum donati.* Sed ζώνην est lectio Hutchinsoniana, monentibus Mureto et Jungermano. Si ζωὴν praefertur, quae est vulgaris, sensus erit, *ad vitae sumptus donati.* Quanquam enim mos erat Persicorum regum, *plures* (ut testatur Cicero, in Verr. Act. 2. l. 3. 33.) *uxores habere: his autem uxoribus civitates attribuere, hoc modo: Haec civitas mulieri redimiculum praebeat, haec in collum, haec in crines:* constat tamen ex pluribus auctoribus, *alias etiam donatas esse, quae panem praeberent, alias quae vinum,* &c. ut meminit praesertim Corn. Nepos, in vitâ Themistoclis. Sequentia tamen, à Whitero indicata, ζώνην videntur confirmare: Diod. Sic. I. 52. Τὴν δ' ἐκ τῆς λίμνης ἀπὸ τῶν ἰχθύων γινομένην πρόσοδον ἔδωκε τῇ γυναικὶ πρὸς μύρα καὶ τὸν ἄλλον καλλωπισμόν. Philostr. Vit. Apoll. II. 31. Ἐν κώμαις ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε ὁ βασιλεὺς εἰς ζώνην." Herod. II. 98. Plat. Alcib. I. V. 44. Bi. P.

1. καὶ πόλις αὐτόθι ᾠκεῖτο—] Hoc est. quod alibi dicitur, καὶ 100 πόλις ἦν αὐτόθι οἰκουμένη. I. T.

2. ψηφίσωνται] ψηφίζω, *calculos colligo,* seu *calculis collectis* vel *subductis computo:* item *suffragia colligo,* vel *sententias rogo.*—At ψηφίζομαι, in med. *facio suffragia mea colligi,* vel *curo sententiam me rogari:* et ex consequenti, *suffragium fero,* seu *suffragio lato aliquid statuo, decerno,* vel *scisco.* Kuster, de verb. mediis, Sect. II. 9. Ubi vir doctus sensum etiam verbi ἐπιψηφίζω clarâ luce perfudisse videtur. Caeterùm ἀποψηφίσωνται, paulò infrà, est—*secus statuerint,* ut planè indicat ἀπὸ in compositione.

1. ἄπιμεν μὲν πάντες εἰς τοὔμπαλιν·] Singularem vim habet hoc 10 in loco ἄπιμεν in tempore praes. Angl. *We all instantly return.* τοὔμπαλιν, pro τὸ ἔμπαλιν. Vide suprà ad p. 50. n. 5.

2. ὡς φίλου τεύξεσθε Κύρου.] i. e. ἀπὸ Κύρου.

3. τὸ ἄλλο στράτευμα—ἅπαν·] Angl. *all the rest of the army*—

4. στρουθοὶ αἱ μεγάλαι·] Angl. *Ostriches.* ὠτίδες, *bustards.* δορκάδες, *antelopes.* Vide Gibbon, Rom. Hist. Vol. II. p. 430. Edit. in 4to." l. 29. ὕλης, *fruticis,* Hutch. *shrubs,* Gibbon. P.

1. ἂν εἱστήκεσαν·] Cum ἀνειστήκεσαν contrarium planè significat, 102 quam quod contextus hujus loci possit recipere, solerter, pro more suo, restituit rem Porsonus, scribendo divisis literis, προδραμόντες ἂν εἱστήκεσαν· quod Anglicè dixeris, *when they had run onward a while, they would stand still.* De hoc usu particulae ἂν, vid. Porsonum ad Phoeniss. 412. I. T. Vide suprà ad p. 98. n. 3.

2. ταὐτά] pro τὰ αὐτά, Angl. *the same*—

3. ὥστε οὐκ ἦν λαβεῖν, εἰ μὴ διαστάντες οἱ ἱππεῖς θηρῷεν διαδεχόμενοι τοῖς ἵπποις.] Angl. *so that it was impossible to catch them,* εἰ μὴ οἱ ἱππεῖς διαστάντες, [Vide ad p. 3. n. 7.] *unless the horsemen, having posted themselves at a distance from each other,* [or, *having disposed themselves in the manner of relays,*] θηρῷεν διαδεχόμενοι τοῖς ἵπποις, *had managed the chase in succession with* fresh *horses.*

4. πολὺ γὰρ ἀπέπτα ἀποφεύγουσα·] Angl. *for it flew away to a great distance, in making its escape.* [ἀπέπτα, 3. sing. imperf. ind. verbi ἀποπτάω, *avolo*, id. quod ἀφίπτημι, vel ἀφίπταμαι.] τοῖς μὲν ποσὶ δρόμῳ, ταῖς δὲ πτέρυξιν, ἄρασα, [supple ἑαυτήν. Vide ad p. 3. n. 7.] ὥσπερ ἱστίῳ χρωμένη, *pedibus quidem cursu, alis vero, sublata, tanquam velo usa.* Pulcherrima quidem, nec minùs vera, fugae Struthiocamelinae descriptio! " ἀπεσπᾶτο pro ἀπέπτα. Schn. P.

5. πόλις ἐρήμη,] *deserta*, Hutch. *uninhabited*, Spelman. Forsan nihil aliud significat quam *Urbs in solitudine.* Sic, paulò post, κατὰ τοὺς ἐρήμους σταθμοὺς, ἦν πόλις εὐδαίμων καὶ μεγάλη. I. T.

6. ὄνους ἀλέτας] *lapides molares.*

7. ἐν τῷ Κύρου βαρβαρικῷ,] supple στρατεύματι. Vide suprà ad p. 87. n. 7.

8. ἀλεύρων ἢ ἀλφίτων,] *farinae triticeae vel hordeaceae.*

9. Ὁ δὲ σίγλος—] Ὀβολὸς, quorum, secundum Xenophontem, septem et alterius dimidium σίγλον efficiebant, nummus erat Atticus valens sextam partem Atticae drachmae. [Vide suprà ad p. 86. n. 12.] χοῖνιξ, quarum binas capiebat καπίθη, cava erat mensura Attica. " Erat autem octava pars modii, binósque capiebat sextarios. " Diog. Laërt. l. 8. segm. 18. Χοῖνιξ est ἡμερήσιος τροφή. Athen. " l. 3. c. 20. dicitur ἡμεροτροφίς· quòd utique victum praestet diurnum unius hominis." Hutch.

100. . Ἦν δὲ τούτων τῶν σταθμῶν,] ἦν pro ἦσαν, ut alibi passim; supple τινές. " De ἦν pro ἦσαν adde Eur. Ion. 1165. Valck. ad " Herodot. V. 12." Porson. [Vide suprà ad p. 53. n. 3.] διατελέσαι, supple τὴν ὁδόν.

2. ἐπίστη ὁ Κῦρος] supple ἑαυτόν. *Substitit.* Vide suprà ad p. 3. n. 7.

3. λαβόντας τοῦ βαρβαρικοῦ—] scil. μέρος τι.

4. ἔτυχεν ἑστηκὼς,] Angl. *happened to be standing.* Vide suprà ad p. 7. n. 5. item ad p. 98. n. 3.

5. νομίζων, ὅσῳ μὲν ἂν θᾶττον ἔλθοι,—μαχεῖσθαι·] Quia ἂν, judice Dawesio, malè construitur cum ἔλθοι, quod, si manet ἂν, debet esse ἔλθῃ, legendum igitur proponit, probante Porsono, νομίζων ἂν, et μάχεσθαι pro μαχεῖσθαι, ut vocula ista ἂν ad infinitiva μάχεσθαι et συναγείρεσθαι communiter referatur, ac notionem futuri utrique tribuat; hoc modo, νομίζων ἂν, ὅσῳ μὲν θᾶττον ἔλθοι, τοσούτῳ ἀπαρασκευαστοτέρῳ βασιλεῖ μάχεσθαι· ὅσῳ δὲ σχολαιότερον, τοσούτῳ πλέον βασιλεῖ συναγείρεσθαι στράτευμα. Vide Dawes. Misc. Crit. p. 79. " 81. I. T.

6. Καὶ συνιδεῖν δ' ἦν τῷ προσέχοντι τὸν νοῦν] Angl. *And any one who considered with attention might perceive*—ἡ βασιλέως ἀρχὴ οὖσα ἰσχυρὰ πλήθει μὲν χώρας καὶ ἀνθρώπων—*that, on the one hand, the king's empire was powerful in point of extent of country, and multitude of people,* [Ubi notandum, 1. Latinum idioma hìc postulare accusativum ante infinitivum, Graecum autem usurpare nominativum atque participium; ordinemque syntaxeos sic se habere, καὶ ἡ ἀρχὴ βασιλέως ἦν τῷ προσέχοντι τὸν νοῦν συνιδεῖν [*to see* or *to be seen*] οὖσα ἰσχυρὰ, κ. τ. λ. 2. Vocem πλῆθος hìc significare et quantitatem et numerum,] τῷ δὲ μήκει τῶν ὁδῶν, καὶ τῷ διεσπάσθαι τὰς δυνάμεις, ἀσθενὴς, *but, on the other hand, weak by reason of the length of the roads, and the separation of its forces*—[Ubi observandum, articulum, more Graeco, construi cum infinitivo, sic: Nominat. τὸ διεσπά

σθαι, the being separated; genit. *τοῦ διεσπάσθαι*, dat. *τῷ διεσπάσθαι*, &c. simulque accusativum adhiberi, sic, *τὸ τὰς δυνάμεις διεσπάσθαι, the forces being separated,* or *the separation of the forces;* gen. *τοῦ τὰς δυνάμεις διεσπάσθαι, of the separation of the forces,* &c. De articulo autem supplente vicem pronominis, vide suprà ad p. 3. n. 16.] *εἴ τις διὰ ταχέων τὸν πόλεμον ποιοῖτο, if any one should suddenly wage war with it. διὰ ταχέων, celeriter:* sic Thucyd. lib. I. cap. 80. *διὰ βραχέων, breviter:* "Plat. Tim. in init. Vid. inf. p. 130. n. 5. P

7. *συνῆγον καὶ συνέσπων,*] Angl. *they joined and fastened* [or *sewed*] *together. συνέσπων,* contractè pro *συνέσπαον,* à *συσπάω, contraho.*

1. *προσήλαυνε.*] Angl. *was riding up.* Vide suprà ad p. 78. 104.
n. 1.

2. *ἕστασαν ἀποροῦντες τῷ πράγματι,*] Vide suprà ad p. 3. n. 7. item ad p. 4. n. 3.

3. *ἔτυχε γὰρ—προσιὼν,*] Vide suprà ad p. 103. n. 4.

4. *εἰς τὸ μέσον ἀμφοτέρων ἄγων,*] supple *τοὺς ἑαυτοῦ, in medium inter utrumque ducens suos, ἔθετο τὰ ὅπλα, καὶ ἐδεῖτο*—Angl. *he adjusted his arms, and began to beseech*——

1. *σὺν τοῖς παροῦσι τῶν πιστῶν*—] *σὺν τοῖς παροῦσι τῶν πλεί-* 105.
στων est vulgaris, et insulsa lectio; pro quâ Muretus *σ. τ. πλείστοις τῶν παρόντων*, et Hutchinsonus *σ. τ. παροῦσι τῶν Περσῶν*, uterque ex ingenio reposuit. I. T. Codex B. [i. e. MS. Eton.] habet *τῶν πιστῶν ἢ. ἑ.* quam rectè veram judicat lectionem Larcherus, [interpres Gallicus,] et nos antea ita correxeramus. Est haec solennis satraparum et amicorum Regis apud Persas appellatio. Vid. Spanhem. ad Julian. Or. I. p. 174. Bibl. Crit. Amstel. MDCCLXXXIX. *Πιστῶν* etiam probat Abreschius Dilucid. Thucydid. Auctar. p. 367. Porson. *ἧκεν ἐλαύνων*—Vide suprà ad p. 76. n. 1. " *Πιστῶν*, Zeune, Weiske, Schneider receperunt. P.

2. *κατακεκόψεσθαι,*] Angl. *will be instantly cut to pieces.* Paulò post fut. inf. verbi *κατακόπτω, trucido.*

3. *κακῶς—ἐχόντων,*] *malè—habentibus*—Vide suprà ad p. 3. n. 7.

4. *κατὰ χώραν ἔθεντο τὰ ὅπλα.*] *laid up their arms where they were before.* Spelman.

5. *τὰ πολεμικὰ*] i. e. *κατὰ τὰ πολεμικὰ πράγματα.*

6. *κωλύσειε——ποιήσειεν,*] Vide suprà ad p. 27. n. 11. *τοῦ καίειν*, subintellige *ἀπό. ὥστε μήποτε δύνασθαι αὐτοὺς*, constructio Graecis scriptoribus familiaris, *ὥστε* scil. cum accusat. et infinit. Latinum idioma sic se habet, *ne ii unquam possent*——

1. *τουτουΐ.*] *Οὗτος, αὕτη, τοῦτο—δέχονται τὸν προσχηματισμὸν* 106.
τοῦ ι, διὰ πλείονα δεῖξιν. Phavorinus, citante Hutch.

2. *ἀποστὰς εἰς Μυσοὺς,*] Vide suprà ad p. 3. n. 7.

3. *μεταμέλειν τέ σοι—*] *μεταμεμελῆσθαί σοι*—Ita rescribendum curavi, ex conjecturis Stephani, Leunclavii et Mureti. Priùs legebatur *μεταμεμέληταί σοι.*—Hutch. Melior est lectio Codicis B. *μεταμέλειν τε σ. ε.* Bib. Crit. probante Porsono. "Ita Par. Eton. Schn. P.

4. *Ἡ γὰρ ἀνάγκη,*] *γὰρ* refertur ad id quod reticetur: Fateor, necesse enim est.

1. *ἐκποδὼν ποιεῖσθαι ὡς τάχιστα·*] Angl. *should be despatched as* 107.
soon as possible. Vide suprà ad p. 86. n. 2.

2. *τὸ κατὰ τοῦτον εἶναι,*] *quod ad hunc attinet,* i. e. *κατὰ τὸ εἶναι κατὰ τοῦτον.* Secundum autem philologos, *εἶναι* redundat Atticè. Vide suprà ad p. 68. n. 3. "*ἐθελοντὰς* pro *ἐθέλοντας*. Z. W. S. P.

3. τοὺς ἄλλους προσθέσθαι.] scil. τὴν ψῆφον. [Vide suprà ad p. 57. n. 2.] Respicit autem sententiam ferendi rationem, usu quae vigebat in primis apud Athenienses; quibus

Mos erat antiquus, niveis atrisque lapillis.
His damnare reos, illis absolvere culpâ.
Ovid. *Met.* l. 15. v. 41. HUTCH.

4. ἐπὶ θανάτῳ,] i. e. ὡς αὐτοῦ ὄντος ἐπὶ θανάτῳ, Angl. *since he was close* UPON *death: or as the sign that his death was at hand.* Ita enim saepè significat ἐπὶ, quando regit dativum; atque eodem ferè sensu sumitur paulò infrà. [Vide etiam suprà ad p. 14. n. 2.] Caeterùm de hoc more Persarum, ut qui capite damnati essent zonâ prehensi ad supplicium traderentur, vide Diodor. Sic. L. 17. c. 30. monente Hutch.

5. σκηπτούχων,] Vide suprà ad p. 77. n. 6.

6. τεθνεῶτα] pro τεθνηκότα. Vide Iliad. ζ. 464. annotante Sam Clarke.

7. ἐφάνη.] Vide suprà ad p. 7. n. 10.

8. τοῦ δεξιοῦ κέρως ἡγεῖσθαι,] Vide suprà ad p. 3. n. 3.

108. 1. συνεβουλεύετό τε,] (Vulg. συνεβούλευε τοτε—καὶ α. π.) Angl. *both advised with them concerning the order of battle, and at the same time himself encouraged them.* I. T." qui correxit: et Zeun. Schn. P.

2. ἀπορῶν—] Vide suprà ad p. 4. n. 3.

3. Ὅπως οὖν ἔσεσθε—] Vide suprà ad p. 57. n. 4. Obiter autem notandum, quam artificiosè Cyrus, hoc Libertatis encomio, benevolentiam captet Graecorum. Nihil enim auribus Graeci hominis gratius esse potuisset sono τῆς ΕΛΕΥΘΕΡΙΑΣ.

4. τἄλλα—] κατὰ τὰ ἄλλα, Angl. *in other respects,* καὶ αἰσχύνεσθαί μοι δοκῶ—*methinks I am even ashamed.*

5. μέμνοιό] Secundum quosdam, praes. est opt. ab inusitato μέμνομαι, idem significante ac μνάομαι, *recordor.* Potius 2. sing. perf. opt. ab ipso μνάομαι. Vide suprà ad p. 27. n. 7. "μεμνῷό, Schneider. Etiam μέμνῃο, 2. sing. perf. opt. apud Gramm. et alios. P.

6. σατραπεύουσιν] Vide suprà ad p. 85. n. 5.

109. 1. Οἴει γάρ σοι,] Quare ita loqueris? *Existimásne* ENIM—[Vide suprà ad p. 70. n. 8.] σοι eleganter redundat.

2. ἀσπίς] Pro ἀσπιδοφόροι, ut ἵππος pro ἱππεῖς. Similiter *abstractum* pro *concreto* etiam Latinos apud auctores saepissimè legitur. HUTCH.

3. ὑστέρησε τῆς μάχης ἡμέρας πέντε, ἐκ Φοινίκης ἐλαύνων.]—Angl. *arrived five days after the battle, coming out of Phoenicia.* Vide suprà ad p. 76. n. 1.

110. 1. πυνθάνεται Κῦρον προσελαύνοντα.] Vide suprà ad p. 85. n. 2. item ad p. 76. n. 2.

2. δαρεικοὺς τρισχιλίους——δέκα τάλαντα.] Vide suprà ad p. 86. n. 12.

111. 1. ἀμφὶ ἀγορὰν πλήθουσαν,] Est medium tempus inter ipsum mane et meridiem. Vide Xenophon. Ἀπομν. Lib I. cap. I. 10. Inf. p. 199. n. 10.

2. ἔνθα ἔμελλε καταλύσειν,] Angl. *where they were to encamp.* " Vide infra p. 122. l. 5. P.

3. ἐλαύνων κατὰ κράτος ἱδροῦντι τῷ ἵππῳ·] Angl. *riding at full speed, his horse all in a sweat.*

4. *ἴδόα καὶ βαρβαρικῶς καὶ 'Ελληνικῶς,—*] Angl. *he called out with in Persian and in Greek.*

1. *μέσον ἡμέρας,——δείλη*] Dio Chrysost. orat. sec. de Gloriâ, p 112.
614. edit. Morel. divisione diei factâ, primo loco memorat *πρωΐ*, 2. *πλήθουσαν ἀγορὰν*, 3. *τὰς μεσημβρίας*, 4. *δείλην*, 5. *ἑσπέραν*. Atque ista sanè divisio ad Xenophontis narrationem hanc, quae primum *ἀγορὰν πλήθουσαν*, deinde *μέσον ἡμέρας*, et paulò post *δείλην* exhibet, optimè convenit. Hutch.

2. *'Η δὲ γνώμη ἦν, ὡς——ἐλώντων καὶ διακοψόντων.*] *Consilium autem erat, ut agerent in ordines Graecorum et discinderent.* Notandus est elegans iste usus particulae *ὡς* cum participio; quod enim Latini exprimunt per praet. vel fut. infinitivi praecedente accusativo, Graeci efferunt per participium aoristi aut futuri, praecedente *ὡς* cum genitivo absolutè sumto. Vigerus, cap. viii. § 10. reg. 3. ubi Zeunius ostendit idem fieri non solùm cum genit. sed etiam cum aliis casibus; ubi *ὡς* reddi debet *tanquam*, *quasi*, *ut*, &c. Caeterum *ἐλώντων* est pro *ἐλασόντων*, Atticè. Vid. Dawes. Misc. Crit. p. 80. edit. Burgess.

3. *ἀλλα σιγῇ ὡς ἀνυστὸν,*] *sed quanto maximè silentio poterant;* valet enim *κατὰ τὸ δυνατὸν*, vel *κατὰ δύναμιν*. Hutch. Viros doctos Leunclavium et Stephanum miror, Hutchinsonum non adeo. "Pro *ὡς ἂν οἰστὸν*" (inquit Stephanus) "si reponam *ὡς ἀνυστὸν*, "viros acri judicio praeditos mihi assensuros spero." Ignoravit vir cl. lectionem quae in ed. Bas. 1540. invenitur. Ibi est *ὡς ἂν οἷόν τε*, quae sine dubio vera et genuina lectio. Whiter.

4. *πάνθ' ἡμῖν πεποίηται.*] Angl. *our business is completely done.* Ubi observandus pulcherrimus usus temporis, quod ritè nuncupant *Praes. perf.* Vide suprà ad p. 27. n. 4. et ad p. 85. n. 2.

5. *Κύρου*] subauditur *ἐκ*.

1. *ἅτ' ἔτι ἐν τῷ αὐτῷ μένον,*] *τῷ αὐτῷ*, supple *τόπῳ*, *quippe qui* 113.
eodem adhuc in loco maneret.

2. *Ἰδὼν δὲ—*]Quam modestè scriptor nobilissimus de se mentionem inducit!

3. *ὑπελάσας*] scil. *τὸν ἑαυτοῦ ἵππον*, *equo nonnihil incitato*, ut rectè interpretatus est Hutch. Nam *ὑπὸ* in comp. vim vocis simplicis minuit. Sic apud Latinos; *rideo*, *I laugh*; *subrideo*, *I smile*: *albus*, *white*; *subalbidus*, *whitish*, &c.

4. *ὁ δ' ἐπιστήσας*] supple *ἑαυτον*. [Vide suprâ ad p. 3. n. 7.] Angl. *and he having halted upon this.* Nam ea est vis praep. *ἐπὶ* in comp.

5. *τὰ ἱερὰ καὶ τὰ σφαγια*] *exta et hostiae.*

6. *τὸ σύνθημα*] *Συνθήματα*, Graecis sunt Historicis propriè *σύμβολα φωνικὰ*, seu *Signa Vocalia*, quae sc. humanâ voce pronunciantur; et praefectis primùm inferioribus ab ipso Imperatore propter confusionem evitandam data, ad totum deindè exercitum per successionem perveniebant. Erant plerumque fausti voces ominis, aut numinum quorundam nomina, a quibus felicem inceptorum exitum expectabat Imperator. Hutch. Cyr. p. 232, 4to. *τὸ σύνθημα*, Angl *the word.*

7. *ὅς*] Vide suprà ad p. 3. n. 5.

8. *ἐξεκύμαινέ τι τῆς φάλαγγος,*] Angl. *a part of the line fluctuated.*

9. *—ἤρξατο δρόμῳ θεῖν· καὶ ἅμα ἐφθέγξαντο πάντες, οἷόν περ τῷ Ἐνυαλίῳ ἐλελίζουσι,*] Angl. *began to run with speed: And they all*

shouted at once, just as when they raise the warlike shout to the god Mars. "ἐλελίζειν est *proferre* ἐπιφώνημα illud seu ἐπίφθεγμα "πολεμικὸν, quod dicitur ἐλελεῦ." HUTCH.

10. ἐξικνεῖσθαι,] supple εἰς αὐτούς.

11. κατὰ κράτος] *totis viribus: pro virili.*

12. διΐσταντο—] Dicitur de Graecis, qui impetum curruum falcatorum eludebant, οἱ δὲ, ἐπεὶ προΐδοιεν, ἵσταντο. Vulgo. Pro varia lectione in margine Steph. est διΐσταντο, quod et verum est et confirmatur auctoritate Codicis B. *Bib. Crit.* Eandem lectionem disertè praetulit et in versione expressit Spelmannus. PORSON. ἔστι δ' ὅστις καὶ κατελήφθη, ὥσπερ ἐν ἱπποδρόμῳ, ἐκπλαγείς· Angl. *and one was even caught by surprise, as if in a hippodrome.* ἔστι ὅστις, idem significat ac τὶς, [vide suprà ad p. 32. n. 11.] de qua locutione observat inter caetera doctissimus Hoogeveen, ἔστι et εἰσὶ semper praesenti tempore efferri, licet reliqua oratio de re praeteritâ vel futurâ instituatur. "Viger. C. V. vi. 1. διΐσταντο, Zeune, Weiske, Larcher, Schneider, ex codd. P.

114. 1. Τὸ καθ' αὑτοὺς] i. e. τὸ βαρβαρικὸν στράτευμα.

2. Καὶ γὰρ ᾔδει αὐτὸν, ὅτι] Vide suprà ad p. 92. n. 1.

3. ἡγοῦντο,—] Sensus postulare videtur praes. tempus indefinitum ἡγοῦνται, quod in scribendo facile potuisset transire in illud alterum. Vid. Porsonum ad Eur. Med. 44. et suprà ad p. 85. n. 4. item ad p. 241. l. 9. Anab. edit. Hutch. in 8vo. ubi οἴθεῖται pro οἴθεῖτο rectè praebet MS. Paris. I. T.

4. σὺν τοῖς ἑξακοσίοις,] Angl. *with the* 600 *formerly mentioned.* τοὺς ἑξακισχιλίους, *the* 6000—formerly mentioned.

5. καὶ ἰᾶσθαι αὐτὸς τὸ τραῦμά φησι.] Vide suprà ad p. 103. n. 6.

115. 1. περιπεσεῖν αὐτῷ.] Angl. *to have fallen and clasped him in his arms.* Ea enim est vis praep. περί.

2 τῶν Κύρου δοκούντων ἐν πείρᾳ γενέσθαι.] Angl. *who were well known to be acquainted with him.* [Vide ad p. 46. n. 1.] "ἐν πείρᾳ "γίνεσθαι, i. e. *esse particeps, frui usu* alicujus; atque indè quali sit "ingenio praeditus, perspicere. Infrà L. 2. prope fin. rem eandem "noster aliâ orationis expressit formâ: Κλέαρχος, ὁμολογουμένως ἐκ "πάντων τῶν ἐμπείρως αὐτοῦ ἐχόντων." HUTCH. "Inf. p. 122. l. 9.

3. ἄρχειν—] Vide suprà ad p. 46. n. 1.

4. καὶ τοῖς ἵπποις ἄριστα χρῆσθαι.] subauditur ἐδόκει· ἄριστα sumitur adverbialiter.

5. Ἔκρινον] scil. ἄνθρωποι.

6. φιλοκινδυνέστατος.] φιλοκινδυνότατος, HUTCH. Lege, quod rectè exhibent edd. Ald. Junt. φιλοκινδυνότατος, ut grammatici canones postulant. PORSON. Vide Pag. 96. lin. 29. ἐπικινδυνοτέρα pro ἐπικινδυνωτέρα.

7. ἐπιφερομένην] Vide suprà ad p. 48. n. 2.

116. 1. ὅτι περὶ πλείστου ποιοῖτο, εἴ τῳ [τινι] σπείσαιτο, καὶ εἴ τῳ συνθεῖτο,—] Angl. *that he reckoned it a matter of the utmost importance, if he made a treaty with any person, and if he made an agreement with any person, or if he promised any thing to any one, never to prove false.* σπένδω, in voce act. *libo:* σπένδεσθαι, in voce med. *mutuò libare;* quod fieri solebat in foederibus ineundis: hinc σπένδεσθαι, [undè σπονδαί,] *foedus inire, icere, ferire,* vel *percutere.* συντίθεσθαι, in v. med. *componere mutuò,* i. e. *pacisci:* de ψεύδεσθαι, vide suprà ad p. 95. n. 1.

2. *πράξειαν—ποιήσειεν*] Vide suprà ad p. 27. n. 11.

3. *Φανερὸς δ' ἦν,—νικᾷν πειρώμενος·*] Angl. *It was plain that he endeavoured to surpass*—Vide infrà ad p. 124. n. 2.

4. *ἔστε νικώη*] *ἔστε*, *donec*. *νικώη*, Atticè pro *νικάοι*, contractè *νικῷ*.

5. *ἀλεξόμενος.*] Angl. *in requiting them.*

6. *—τῶν ἐφ' ἡμῶν,*] *hominum nostrae aetatis.*

7. *προίεσθαι.*] Hesych. *Προίεσθαι, προδοῦναι·* qua notione verbum illud paulò suprà—*ὅτι οὐκ ἤθελε τοὺς φεύγοντας προίεσθαι,*—adhibuit Xenophon. Hìc autem valet, *tradere in potestatem, permittere arbitrio*, &c. Hutch.

8. *—ἦν ἰδεῖν*] *videre erat.*

9. *ἔχοντι ο τι προχωροίη.*] Angl. *when he had to do whatever might be for his own advantage. προχωροίη*, Atticè pro *προχωρέοι*, cf. "*cum, quidquid—ipsi commodum esset, haberet.* Hutch. P.

1. *ὥστε φαίνεσθαι τοὺς μὲν ἀγαθοὺς,—*] *adeo ut viri fortes palam essent beatissimi, ignavi verò digni, qui his servirent, haberentur.* Hutch. 117

2. *Εἴς γε μὴν δικαιοσύνην,*] *Quod verò ad justitiam attinet.* Locutio videtur elliptica, hunc in modum supplenda: *Τό γε μὴν εἰς δικαιοσύνην ἧκον* vel *ἀνῆκον.* Hutch. *εἴ τις αὐτῷ φανερὸς γένοιτο ἐπιδείκνυσθαι βουλόμενος*, Angl. *if any one plainly appeared to him eager in shewing a regard for it—*

3. *καλῶς ὑπηρετήσειεν,*] *pulchrè navâsset operam.* Vide suprà ad p. 116. n. 2.

4. *ὀργίῃ*] Vide ad p. 116. n. 4.

5. *καὶ προσόδους ποιοῦντα,*] Angl. *and improving the revenue for him*——*οὐδένα ἂν πώποτε ἀφείλετο*, scil. *ταύτην τὴν χώραν*. *ἀφαιρέομαι* habet duplicem post se accusativum. Vide Iliad. *α*, 182.

6. *πέπατο*] pro *ἐπέπατο*, 3. sing. plusq. ind. verbi *πάομαι*, *acquiro.*

7. *Φίλους—ὅσους ποιήσαιτο,*] *amicos—quoscunque sibi faceret*—Uti planè indicat vox med. *καὶ εὔνους γνοίη ΟΝΤΑΣ*, *ac benevolos* ESSE *animadverteret*, uti postulat idioma Latinum; quod quidem et Graecum fert, ut videre est in eo, quod proximè sequitur; *καὶ ἱκανοὺς κρίνειε συνεργοὺς ΕΙΝΑΙ*, *judicaretque idoneos* ESSE *adjutores*—[quod unum è multis exemplum est mirae varietatis hujus omnium linguarum nobilissimae,] *ὅ τι τυγχάνει βουλόμενος* [vide ad p. 7. n. 5.] *κατεργάζεσθαι*, *ejus rei quamcunque conficere vellet.* Ante *ὅ τι*, subintelligitur *ἐκείνου πράγματος*. [De *κρίνειε*, vide ad p. 27. n. 11.] *κράτιστος—γενέσθαι θεραπεύειν*, *cum obsequiis demerendi fuisse peritissimum.*

8. *Καὶ γὰρ αὐτὸ*] scil. *κατ' αὐτὸ τοῦτο.* *Etenim quod ad hoc ipsum attinet*—

1. *πρὸς τὸν τρόπον ἑκάστου σκοπῶν,*] Vide suprà ad p. 90. n. 2. 118

2. *Καὶ τὸ μὲν τὰ μεγάλα—*] i. e. *Καὶ μὲν τὸ* [*αὐτὸν*] *νικᾷν τοὺς φίλους εὖ ποιοῦντα τὰ μεγάλα*—Angl. *and indeed his surpassing his friends in conferring great favours*—

3. *τοῦτον οὖν σοι ἔπεμψε,—*] "*τοῦτον* pro *τοῦτο* legit Zeune, et Schneider, è codicibus. P. Nihil pulchrius, nihil exquisitius esse potest hac obliquae in rectam orationem subitâ mutatione. Similiter Miltonus, princeps ille apud Anglos heroici carminis poëta:

Thus at their shady lodge arriv'd, both stood,
Both turn'd, and under open sky ador'd

The God that made both sky, air, earth, and heaven,
Which they beheld, the moon's resplendent globe,
And starry pole:—Thou *also mad'st the night,*
Maker Omnipotent, and Thou the day.——

Par. Lost, B. IV. 720.

4. *ὡς μὴ πεινῶντες τοὺς ἑαυτοῦ φίλους ἄγοιεν.*] Angl. that *starving animals might not carry friends of his.* Mirè elucet in his rebus minutis depingendis *Musae Atticae* jucunda simplicitas. Neque ullum unquam fuit paulò cultius ingenium, cui sese haec non commendaverit.

119. 1. *Ἔφευγον, ἀλλὰ φεύγουσι*] Vide suprà ad p. 85. n. 2.
2. *οἱ ἔχοντες—ἔχοντες*] Vide suprà ad p. 7. n. 5.

120. 1. *Καὶ οἱ μὲν Ἕλληνες ἐπιστραφέντες παρεσκευάζοντο, ὡς ταύτῃ προσιόντας καὶ δεξόμενοι.*] *ταύτῃ*—supple *ὁδῷ*. Angl. *And the Greeks having at once wheeled about, make ready to advance this way and receive him.* Verùm pro *προσιόντες* invenitur in Codice A. *προσιόντος*, uti observârunt Bib. Criticae Auctores; quae melior lectio; *προσιόντος*, scil. ad regem refertur. Vide suprà ad p. 85. n. 2.
2. *προσάγοιεν*] Vide suprà ad p. 3. n. 7.
3. *καὶ παρῄεσαν ἔξωθεν τὸν ποταμόν.*] Vide suprà ad p. 37 n. 6.
4. *Ἐν ᾧ δὲ*] i. e. *Ἐν τῷ χρόνῳ ἐν ᾧ*—
5. *παραμειψάμενος εἰς τὸ αὐτὸ σχῆμα*—] *quum permutâsset* phalangem *in eandem*, quâ anteà, *formam*. "—*παραμειψάμενος*, *praetergressus: the King marched by them.* SPELMAN. P.

121 1. *ἀλλ' ἐκ πλείονος, ἢ τὸ πρόσθεν,*] *sed effusiùs quam antea*—
2. *ἐπὶ πέλτης, ἐπὶ ξυστοῦ*—] *ἐπὶ πέλτης* solummodò retinet, et *ἐπὶ ξύλου* sive *ξυστοῦ* pro glossâ ejicit Toupius in Suid. III. p. 26. PORSON.
3. *Ἐνταῦθα δ' ἔστησαν*] Vide suprà ad p. 3. n. 7.
4. *οὐ γὰρ ᾔδεσαν αὐτὸν τεθνηκότα*—] *neque enim mortuum eum esse nôrant, sed vel insequendis* hostibus intentum *abiisse, vel ad occupandum aliquid provectum esse conjiciebant.* HUTCH.
5. *ἀμφὶ δορπηστόν,*] *sub coenae tempus. Idem.*

122. 1. *ἄδειπνοι*] et *ἀνάριστοι* dicuntur, ut Latinè *incoenes* sive *incoenati et impransi.* De temporibus *δείπνου* et *ἀρίστου* sic Athen. l. 1. c. 10. *Ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον· δεῖπνον δὲ μεσημβρινόν, ὃ ἡμεῖς ἄριστον· δόρπον δὲ τὸ ἑσπερινόν. Idem.*

2. *Ἐκ τοῦ ΚΥΡΟΥ ΑΝΑΒΑΣΕΩΣ Β'.*] H. e. EX CYRI EXPEDITIONIS libro secundo. Post Cyri interitum, Graecis in patriam redire cupientibus Tissaphernes comitem et ducem itineris se ultrò obtulit. Pactae sunt cum illo induciae. Ambo exercitus simul discesserunt. Ad Zabatum fluvium perventum est. Ibi nonnullae suspiciones mutuò ortae sunt. Clearchus Tissaphernem convenit ad eas amovendas. Hic illi persuasit sinceram esse suam voluntatem erga Graecos; illúmque comiter accipiens, coenae participem fecit. Clearchus, invitante Tissapherne, Graecorum duces et cohortium praefectos ad eum ducere pollicitus est, ut ex eo de suspicionum auctoribus certiores fierent. Ad portas Tissaphernis aderant; duces intrò arcessiti sunt, Proxenus Boeotius, Menon Thessalus, Agias Arcas, Clearchus Lacedaemonius, Socrates Achaeus: praefecti

cohortium ad portas manserunt. Signo dato, ii, qui intus erant, comprehensi sunt, et qui extrà, caesi.

3. ὡς] pro πρὸς, Atticè.

4. ἐτελεύτησαν] supple τὸν βίον.

5. τῶν ἐμπείρως αὐτοῦ ἐχόντων,] Vide suprà ad p. 115. n. 2.

6. ἀδικοῦσι] Praesenti utuntur Graeci, ubi imperfecto Latini, quoties narrant vel aliquid factum, vel quempiam admonuisse, vel interrogavisse: hi enim respiciunt tempus, quo res narratur, illi, quo res narrata accidit; respectu ergo temporis, quo facta est, indicatur praesens, quod sequuntur Graeci; rursus respectu temporis, quo res narratur, ea praeteriit, quod sequuntur Latini: hinc videtur tantùm apud Graecos praesens pro imperfecto poni, quod tamen non fit. Hoogeveen ad Vigerum, p. 210. Edit. Zeunii. 214. Harman. Ubi vide plura. C. V. s. iii. r. 11. n.

7. οἱ Ἔφοροι,] Suidas ad v. παρὰ Λακεδαιμονίοις τὸν ἀριθμὸν ἑ, οὓς Ἐφόρους ἐκάλουν, διὰ τὸ ἐφορᾷν τὰ τῆς πόλεως πράγματα. Magistratus erant Lacedaemoniorum eâ praediti potestate, ut etiam reges suos in vincula conjicere possent; teste C. Nepote in Pausan. Hutch. " Vide supra p. 36. l. 9. 10. P.

8. ᾤχετο πλέων] Vide Coll. Gr. Min. ad p. 36. n. 13.

9. ὑπὸ τῶν ἐν τῇ Σπάρτῃ] Scholiastes ad Thucyd. L. I. ferè medio: Τὰ τέλη, οἱ προάρχοντες τῶν Λακεδαιμονίων· οἱ γὰρ Λακεδαιμόνιοι τοὺς ἄρχοντας τέλη ἐκάλουν, διὰ τὸ αὐτοὺς τὰ τέλη τοῖς πράγμασι τιθέναι. Hutch. Thucyd. L. I. c. 58.

10. μυρίους δαρεικούς·] Vide suprà ad p. 86. n. 12.

11. ἔφερε καὶ ἦγεν αὐτούς·] Vide suprà ad p. 33. n. 3.

1. ἐξὸν] sumitur absolutè, ut alibi saepissimè. 123.

2. ὡς οὐκ ἀπιστέον εἴη Κλεάρχῳ.] *Clearchi imperium minimè detrectandum esse.* Rectè quidem addita est particula negativa; sed ἀπιστέον in ἀπειστέον mutatum nollem. Infrà paulò Noster ἀπιστεῖν adhibet pro ἀπειθεῖν. Hutch. Vide inf. p. 124. l. 29.

3. ἔσθ' ὅτε.] saepè scriptum ἔστιν ὅτε, quod verbatim significat, *est quandò*, sumitur absolutè pro ποτε vel ἐνίοτε, *interdum*, tam initio periodi, quam in medio. Vigerus. Est et ubi in fine invenitur: ita Aelianus claudit cap. 11. lib. 4. Αἶσπερ οὖν ἐχρῆτο Σωκράτης ἔστιν ὅτε. *Quibus aliquandò Socrates utebatur.* Hoogeveen. C. V. s. vi. r. 2.

4. φυλακὰς φυλάξειν,] Vide supra ad p. 31. n. 11.

5. ἀρχομένους] Reponendum videtur ἀρχομένοις· nam participium hoc passim denotat ὑπηκόους vel στρατιώτας.—Sensus itaque idem erit, ac si scripsisset, καὶ ἐξείη τοῖς στρατιώταις πρὸς ἄλλους (scil. στρατηγοὺς) ἀπιέναι· nam vocibus στρατιῶται et ἀρχόμενοι paulò post promiscuè utitur. Hutch. Infra p. 124, l. 27. Vide suprà ad p. 46. n. 1. (Post verba impersonalia saepius subsequitur participii, pronominis, vel adjectivi accusativus quam dativus. Hoc modo igitur lege et construe: καὶ ἐξείη (τοῖς στρατιώταις) πρὸς ἄλλους (στρατηγοὺς) ἀπιέναι, ἀρχομένους scil. στρατιώτας, *to be governed.* G. D.) Quidni accusat. cum infin. ἐξείη, ἀρχομένους ἀπιέναι πρὸς ἄλλους, *liceret, subjectos vel milites abire ad alios;* quod aliter esset, ἐξείη ἀρχομένοις, ἀπιέναι πρὸς ἄλλους, *liceret militibus, abire ad alios?* P.

1. τό τε γὰρ πρὸς τοὺς πολεμίους—] *nam et adversus hostes audacter* 124.
se gerendi aderat occasio, et quod ab illo metuerent supplicium, id verò *ordinis eos observantes reddebat.* Hutch.

2. *καὶ φοβούμενος μᾶλλον ἦν φανερὸς τὸ ἀπεχθάνεσθαι τοῖς στρατιώταις,*—] *magisque eum metuere perspicuum erat, ne militibus esset odio, quàm milites, nè parùm ei dicto audientes essent. Id.* *φανερὸς ἦν φοβούμενος*, locutio solennis apud scriptores Graecos, idem sonans ac si diceres, *φανερὸν ἦν αὐτὸν φοβεῖσθαι.* Sic paulò infrà, *δῆλος ἦν ἐπιθυμῶν·* et *ἔνδηλος ἦν ἐπιβουλεύων.* De *ἀπιστεῖν*, vid. suprà ad p. 123. n. 2.

125. 1. *κερδαίνοι.*] Lege *κερδαίνοι.* Suid. Edd. Med. et Ald. *κερδαίνῃ* exhibent, partim rectè. PORSON. *κερδάνοι*, HUTCH.

2. *ἐνόμιζε τὸ αὐτὸ τῷ ἠλιθίῳ εἶναι.*] Ex MSS. et Suidâ procul dubio inserendum *ἐνόμιζε*. *Idem.*

3. *ᾐσθάνετο*—] *αἰσθάνοιτο* non malè Suidas et MS. Paris. quanquam hic perperam *ἂν* addit. *Idem.* Vide suprà ad p. 103. n. 5.

4. *τῷ πλάσασθαι*] *πλάσαι*, pro *πλάσασθαι* Suidas, quod facile tutari possit ex Sophoclis Aj. 148. *Τοιούσδε λόγους ψιθύρους πλάσσων.* Demosth. Phil. 1. p. 38. ed. Par. *οἱ δὲ, λόγους πλάττοντες ἕκαστος περιερχόμεθα.* p. 54. l. 7. R. Photius Lex. MS. *Λογοποιῶν· πλάττων λόγους ψευδεῖς.* *Idem*

5. *Καὶ παρ' οἷς μὲν ἐπεχείρει πρωτεύειν φιλίᾳ,*] *Ac apud quos quidem principem in amicitiâ locum obtinere nitebatur, hos sibi conciliandos putabat illorum criminatione, qui primi* apud eos *essent.* HUTCH.

6. *ἀφίστατο,*] *ἀφίσταιτο* rectè habet Suidas, sed iis tantum editionibus, quae Kusterianam praecesserunt. Kusterus enim pessimo exemplo veterum scriptorum loca à Suidâ prolata semper ferè ad vulgatorum exemplarium fidem reformavit. PORSON.

126. 1. *Ἥσσην,*] pro *ἧττην*, Atticè.

FINIS

ANNOTATIONUM IN EXCERPTA HISTORICA.

NOTAE PHILOLOGICAE

AD

EXCERPTA RHETORICA.

I. NOTAE IN LYSIAM.

1. Ex Lysia.] Lysias, orator disertissimus, natus est Athenis, 129
Olymp. lxxx, 2. ante Chr. N. 458. Patrem habuit Cephalum Syracusanum, hominem divitem, qui, invitante amico suo Pericle, Atheniensi illo illustrissimo, Athenas commigraverat. Quindecim annos natus Lysias Atheniensium coloniae, Thurios in Magnam Graeciam jam tum deducendae, unà cum Herodoto et Thucydide, se comitem adjunxit. [Vide suprà ad p. 3. n. 1.] Ibi, florente coloniâ, per annos triginta duos commoratus est. Verùm sub finem belli Peloponnesiaci, cum cives Thuriorum defectionem ab Atheniensibus meditabantur, Lysias, unà cum aliis, quorum fides erga Athenienses inviolata permansit, domum reversus est. Reditus ejus in summas Reipublicae turbas et calamitates incidit. Belli Peloponnesiaci eventus fuerat Atheniensibus admodum infelix ac detrimentosus. Urbs à Lysandro capta dominationem xxx Tyrannorum pati coacta est; qui summam crudelitatem in cives insontes exercebant. Multos quidem, indictâ causâ, morte multabant; inter quos Polemarchum Lysiae fratrem, qui Athenis degebat dives inquilinus. Ipse Lysias fugâ vitam suam servabat. Ope verò et pecuniâ Thrasybulo, patriae libertatis vindici, auxiliabatur. Post expulsos à Thrasybulo tyrannos et Athenas in libertatem vindicatas, in urbem rediit, atque ad studium eloquentiae, cui olim Thuriis, sub praeceptoribus Syracusanis Tisiâ et Niciâ, vacaverat, se contulit, nullâ praetermissâ occasione in crudeles tyrannos et hostes patriae invehendi. Multas quidem orationes aliis conscripsit, ipse autem nullas, quae ad nostram aetatem pervenere, si unam contra Eratosthenem xxx virum excipias, egit. Obiit Athenis Olymp. C. 2. vel 3. annos natus lxxx, vel lxxxi, biennio post natum Demosthenem. Vita ejus scripta invenitur apud Dionysium Halicarnassensem, Plutarchum, Photium et Suidam: atque, inter recentiores, in hâc palaestrâ se diligenter exercuit vir doctus Joannes Taylor, in limine splendidissimae suae Orationum Lysiae editionis; ubi veterum quoque de Lysiâ testimonia adjecta inveniuntur. Erat Lysias, Ciceronis judicio, "egregiè subtilis scriptor atque elegans, quem jam "propè audeas Oratorem perfectum dicere." [In Brut. 17.*] Ex multis orationibus, quae literis consignabat, tantum 34 ad nos per-

* Sect. 9; 16, 17, Ed. Bostoniensis, Vol. iii p 15. 25.

129. venerunt; quarum quaedam sunt imperfectae, omnes ferè mendosae, et peritissimi, siquae aliae, indigentes editoris. In his autem emaculandis praecipuè desudârunt viri doctissimi Joan. Taylor, Jer. Markland, et Joan. Jac. Reiske.

EDITIONES LYSIAE.

1. Lysiae Atheniensis Oratoris Apologiae et Orationes. Graecè. Extant inter Rhetorum Graecorum Orationes, 2 part. *Venetiis, apud Aldum*, 1513, *in fol.*

2. ——————— Graecè, inter eorundem Rhetorum Graec. Orationes, cum interpretatione Lat. quarundam Lysiae, &c. *Lutetiae, apud Henr. Stephanum*, 1575, *in fol.*

3. ——————— Orationes xxxiv. Gr. Lat. cum notis per Iodocum Vander Heidium. *Hanoviae*, 1615, *in 8vo.*

4. ——————— Graecè, cum Vander Heidii versione et argumentis, et praefatione Joannis Burchardi Maii. *Marburgi*, 1683, *in 8vo.*

5. ——————— et Fragmenta, Graecè et Lat. Ad fidem codd. MSS. recensuit, &c. Joannes Taylor, A. M. Accedunt Jer. Marklandi conjecturae. *Londini, apud Guliel. Boyer*, 1739, *in 4to.* Repetita est haec editio, quibusdam ex apparatu omissis, versione tamen emendatâ, indiceque aliquantò auctiore. *Cantabrigiae*, 1740, *in 8vo.*

6. ——————— Graecè et Lat. Extant in Editione Oratorum Graecorum, quam curavit Jo. Jac. Reiske. *Lipsiae*, 1770, et seqq. 12 tom. *in 8vo.*

2. *ΛΥΣΙΟΥ ΚΑΤΑ*—] Hoc est, LYSIAE *contra* ERATOSTHENEM *Triginta virum, quam ipse habuit* LYSIAS. Additur *ὃν αὐτὸς εἶπε Λυσίας*. Noster enim, qui plurimas causas *scripsit*, nullam fortasse *egit*, hâc unicâ exceptâ. TAYLOR.

ARGUMENTUM.

Eratosthenes, *cum unus de Triginta Tyrannis esset*, Lysiae *fratrem*, Polemarchum *nomine*, *indictâ causâ*, *necari jusserat. Quare nunc de eo supplicium vult sumi* Lysias. CANTERUS.

3. *Οὐκ ἄρξασθαί*—] Ordo est: ὦ ἄνδρες δικασταὶ, οὐ δοκεῖ μοι εἶναι ἄπορον ἄρξασθαι τῆς κατηγορίας, ἀλλά [μοι] λέγοντι παύσασθαι. De ἄρξασθαι vide suprà ad p. 46. n. 1.

4. *αὐτοῖς*.] Eratostheni ejusque collegis atque satellitibus. REISKE. Nam cum triginta *tyranni*, praepositi a Lacedaemoniis, servitute oppressas tenerent Athenas, plurimos cives, quibus in bello pepercerat fortuna, partim patriâ expulissent, partim interfecissent, plurimorum bona publicata inter se divisissent; non solùm princeps [Thrasybulus,] sed et solus initio bellum his indixit. CORN. NEPOS, in vita Thrasyb. *τὸ μέγεθος*——*τὸ πλῆθος*—subauditur *κατά*. *εἰργάσθαι αὐτοῖς*, Angl. *are perpetrated by them.* Vide Coll. Gr. Min. ad p. 18. n. 10.

5. *ὥστε μήτ' ἂν ψευδόμενον*—] Ordo est: ὥστε μήτε ψευδόμενον ἂν δύνασθαι κατηγορῆσαι δεινότερα τῶν ὑπαρχόντων, μήτε βουλόμενον εἰπεῖν τἀληθῆ [ἂν δύνασθαι εἰπεῖν] ἅπαντα. Notandum, conjunctionem ὥστε plerumque construi cum infin. interdum cum indicativo.

6. ἀλλ' ἀνάγκη ἢ τὸν—] Mavult Stephanus, ἀνάγκην εἶναι ἢ τὸν, κ. τ. λ. Non opus, puto, ut quidquam mutetur; subintelligas modò ἐστὶ post ἀνάγκη. MARKLAND.

7. ἐν τῷ πρότου χρόνῳ.] i. e. ἐν τῷ χρόνῳ πρότου, *in tempore antehac*: vel simpliciter *antehac*. πρότου est pro πρὸ τούτου, supple χρόνου. Vide Eurip. Med. 694. Τοὐναντίον——πείσεσθαι—Vide Coll. Gr. Min. ad p. 39. n. 2.

8. πρὸς τοὺς φεύγοντας·] *in reos*. Angl. *against the defendants*. φεύγω significat interdum *reus sum*. ἀποφεύγω, *absolvor*. Caeterùm ἐπιδεῖξαι τὴν ἔχθραν, ἥτις εἴη—*exponere suam inimicitiam, quaenam esset*—structura est, quâ praesertim delectantur scriptores Attici. Nec insolita est apud auctores Latinos. Vide suprà ad p. 92. n. 1.

1. ἀνθ' ὅτου] Atticè pro ἀνθ' ἧστινος, ut ὅτου non solùm fit masc. 130. generis pro οὗτινος, sed etiam fem. Quare non opus est ut, cum Reiskio, subintelligamus ἔργου, vel γεγονότος, vel συμβάντος· nedum, eodem monente, legendum ὅτης, quae ne vel vox esse videtur.

2. ἀλλ' ὡς ἅπασι—] Angl. *but because*, on the present occasion, *all of us have much reason to be enraged* either *on account of our own, or of the public calamities*. Sensum oratoris, post se nequicquam vexatos, prorsus hîc pessundederunt Taylor et Reiske, quippe quos in fraudem induxerit particula ἢ Latinè sonans, secundum eos, *quàm*. Atqui nequaquam hîc reddi debuit *quàm*, sed *vel*, subintellectâ scil. eâdem particulâ post οὔσης. Nec insolita est hujusmodi ellipsis in sermone Graeco. Vide Hoogeveen Doctr. Part. L. G. pp. 441, 442.

3. κατέστην,] supple ἐμαυτόν. [Vide suprà ad p. 85. n. 7. et ad p. 3. n. 7.] ὥστε πολλάκις εἰς πολλὴν ἀθυμίαν κατέστην, Angl *insomuch that I frequently feel an extreme anxiety*.

4. τὴν κατηγορίαν ποιήσωμαι.—] Angl. *I should prefer this accusation* OF MINE *in behalf of my brother and myself*, &c. Sic paulò suprà, τοὺς λόγους ποιοῦμαι, *I make this speech* OF MINE, *I say so*. Adeo ut longè aliud sit τὸν λόγον ποιῆσαι, et τὸν λόγον ποιήσασθαι: nimirùm hoc significat *verba facere*, illud autem *alteri orationis argumentum dare, alterum ad dicendum excitare*. Nam in voce act. ad alterum, in voce med. ad ipsum agentem refertur. Interdum tamen, sed rarò, τὸ ποιεῖν referri invenitur ad ipsum agentem, pronomine scilicet reciproco subintellecto. [Vide suprà ad p. 3. n. 7.] Sequentia sumto exempla ab ipso *Lysiâ* petita. τοιαύτην τοῦ βίου τελευτὴν ἐποιήσαντο, *talem vitae finem* SIBI *paraverunt*. [ΕΠΙΤΑΦ. ΤΟΙΣ ΚΟΡΙΝΘ. ΒΟΗΘ.] θάνατον αὐτοῖς ἐποίησε τὴν ζημίαν, *mortem illis poenam statuit*. [ΑΠΟΛ. ὑπὲρ τοῦ ΕΡΑΤ. φόνου.] περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποίησας, subintellige σεαυτῷ vel σοί, *tuis deliciis posthabuisti*. [Ibid.] Sed multò frequentiùs dicitur in v. med. ποιεῖσθαι περὶ πλείονος, ποιεῖσθαι περὶ ἐλάττονος, κ. τ. λ. Vide hujus verbi amplam et dilucidam enarrationem apud KUSTER. de Verb. Med. § I. 32. 33.

5. δι' ἐλαχίστων] *Breviter, strictim*. "διὰ cum genit. aliquandò "adverbialiter redditur: ut, διὰ ταχέων, *citò*: Thucyd. lib. I. c. 80. "διὰ βραχέων, *breviter*: Plat. Tim. in initio. διὰ βραχυτάτων, *bre*-"*vissimè*: Ib. in fin." VIGERUS, de Idiotism. p. 423. n. 70. Edit. L. B. 1742. "C. IX. 2. 6. n. 81. Vide supra p. 103. n. 6. P.

6. ἡμεῖς—] Se ac fratrem intelligit. δίκην οὔτε ἐδικασάμεθα, οὔτε ἐφύγομεν· Angl. *We neither appeared as plaintiffs, nor defendants*. δικάζω, in v. act. *jus dico*: δικάζομαι in v. med. vel δίκην δικάζομαί τινι, *jus mihi contra aliquem dicendum curo, judicio cum aliquo con*

tendo. Angl. *I go to law with, I act as plaintiff.* Vide suprà ad p. 47 n. 5. et ad p. 31. n. 11. item ad p. 129. n. 8.

7. *εἰς τὴν ἀρχὴν κατέστησαν,*] supple *ἑαυτούς*. Vide suprà ad p. 130. n. 3.

8. *πάντως δὲ τὴν μὲν πόλιν γενέσθαι, τὴν ἀρχὴν δεῖσθαι χρημάτων.*] Angl. *that for the existence of the State*, or, *in order to secure the existence of the State, the Government by all means needed money; or, money was absolutely necessary for the Government.* Sed locus videtur depravatus. "*πένεσθαι* pro *γενέσθαι* conj. Markland. P.

9. *περὶ οὐδενὸς—*] *περὶ οὐδενὸς ἡγεῖσθαι, nihil pendere, περὶ πολλοῦ ποιεῖσθαι, magni facere.* Vide suprà ad p. 130. n. 4.

131. 1. *πεποιηκότες.*] Cave ne mutes in *πεποιηκόσι*, ut concordet cum *αὐτοῖς*, prout postulat constructio grammatica; his enim casuum mutationibus gaudent Attici, quandò nihil est obscuritatis vel ambiguitatis in sensu. Markland. Vide ad p. 43. n. 6. et ad p. 68. n. 5. item ad p. 4. n. 7.

2. *τάλαντον*] Vide ad p. 86. n. 12.

3. *Επεὶ δὲ οὐχ ὅσον—*] Constructio est: *ἐπεὶ δὲ εἶχεν οὐ* [*μόνον τοσοῦτον*] *ὅσον ὡμολογήκειν* [*δοῦναι,*] Angl. *and when he had got not only what I had consented to give.*

4. *κυζικηνοὺς,*] *κυζικηνὸς* valebat 28 drachmas.

5. *δαρεικοὺς,*] Vide ad p. 86. n. 12.

6. *ὁ δ' ἀγαπήσειν με ἔφασκεν,*] Angl. *But he said that I should be contented.*

7. *εἰς τὰ τοῦ ἀδελφοῦ*] supple *δώματα*.

8. *εἰς Δαμνίππου.*] supple *τὸ δῶμα*.

132. 1. *Εν τοιούτῳ δ' ὄντι μοι κινδυνεύειν ἐδόκει,*] *Εν τοιούτῳ*, subauditur *καιρῷ* vel *τόπῳ*. Reiske. Angl. *In such a situation I thought of risking an experiment,—ὡς γε ἤδη τοῦ ὑπάρχοντος ἀποθανεῖν,* [gen. absolut. cum ὡς more Attico,] *since now at any rate I was to die,—since now it was but death at any rate.*

2. *ἀνεῳγμέναι ἔτυχον.*] Angl. *happened to be open.* Vide suprà ad p. 7. n. 5.

3. *εἰς Αρχένεω—*] supple *τὸ δῶμα*. *Αρχέναος, -ου*, Atticè *Αρχένεως, -εω, κ. τ. λ.*

4. *παρήγγειλαν—τὸ ἐπ' ἐκείνων εἰθισμένον παράγγελμα,*] *denuntiârunt—solitum ista aetate edictum—ἐπ' ἐκείνων* est *eorum aetate*, illo tempore, quo illi summâ rerum potiebantur. Reiske. Vide suprà ad p. 31. n. 11.

5. *οὕτω πολλοῦ ἐδέησε κριθῆναι,—*] Angl. *so far was he from being tried—*

6. *προὔθεντο αὐτόν.*] *eum exponendum curârunt.*

133. 1. *ἀλλ' οὕτως εἰς ἡμᾶς, διὰ τὰ χρήματα,—*] *sed haud aliter in nos, propter divitias nostras, saevierunt, ac alii, qui ob magnas injurias irascantur:* [Ante *μεγάλων* subauditur *ἕνεκα*]—*οὐ τούτων ἀξίους γε ὄντας τῇ πόλει, neque ita de civitate meriti eramus.*

2. *χορηγίας χορηγήσαντας,—*] *Χορηγὸς*, unde *χορηγεῖν*, ap. Atticos scriptores dicitur propriè, qui suis sumtibus *χορὸν* comparat, instruit, omnibus rebus ornat, et in eo genere exerceri curat, in quo eum vult certare: nam diversi generis erant Chori, tanquam *Cyclii*, s. *Dithyrambici*, quod soli essent orbiculares, *Tragici*, *Comici*, qui *τετράγωνοι*. v. Schol. ad Aristoph. Nubes v. 311. et Aves 1403. ad Equ. 586. et Salmas. ad Solin. p. 596. C. 40. Quia autem his choris

utebantur in theatris, propterea χορηγοὶ dicuntur, qui sumtum scenae praebent in totam fabulam, non in solum chorum: v. Salmas. de Usuris p. 58. undè dicuntur etiam χορὸν διδόναι, cum poëtae alicujus fabulam in theatrum producunt, ipsi autem poëtae λαμβάνειν χορόν v. Kuster. ad Arist. Equit. 510. De insigni autem et paenè insano Atheniensium studio in hoc genere vide Spanhem. ad Callim. p. 363. Vol. II. Ernestii. Vide H. Steph. Thes. in voc. χορηγὸς et χορηγία. Vide etiam suprà ad p. 31. n. 11.

3. μετοικοῦντας,—ἐπολιτεύοντο.] Lysias scil. et Polemarchus μέτοικοι erant, Trigintaviri autem πολῖται.

4. μετῆν γὰρ ἂν καὶ ἐμοὶ—] *et ego hujus boni non minimam partem obtinuissem.* i. e. Si culpa eorum aliquo modo minui potuisset, minor etiam fuisset mea injuria.

1. Αναβιβασάμενος—] *Cum eum ascendere fecerim ad me*—in 134
suggestum nempè, unde Lysias verba faciebat ad judices.

2. ἐπὶ σοὶ μόνῳ ἐγένετο] Angl. *it depended upon thee alone.* Vide suprà ad p. 85. n. 9.

3. εἶθ' ὅτι μὲν, ὡς φῄς, ἀντειπὼν, οὐδὲν ὠφέλησας,—] *Itane vero, cum adversando, uti tu dicis, nihil profeceris, vir probus haberi postulas; cum autem* illum *correptum interfeceris, non putas mihi et illis in te saevitum iri?* Elucet hîc loci Lysiae subtilitas, quam laudant veteres Critici.

3. Ἔπειτα τῷ [i. e. τίνι Atticè] ἧσσον εἰκὸς ἦν—] *Deinde, cuinam verisimile est hoc minus mandatum fore,* ἢ [ἐκείνῳ] ὅστις, κ. τ. λ. *quam illi, qui fortè contradixisset, atque istam sententiam suam palam protulisset?*

1. παρὰ τοῦ] τοῦ pro τίνος Atticè. παρὰ τοῦ, *à quo*, &c. Vulgaris 135
lectio est παρ' αὐτοῦ, nullo sensu. Canterus reposuit παρὰ τοῦ.

2. καὶ μὲν δὴ—κατὰ—ἀπήγαγεν.] Emend. à Criticis. Antea: καὶ μηδὲν δὴ οὐκ ἐν τῇ οἰκίᾳ, ἀλλ' ἐν τῇ ὁδῷ σώζοντα αὐτὸν, καὶ τὰ τούτοις ἐψηφισμένα, ὃν συλλαβὼν ἀπήγαγεν. Hic locus certè depravatus est. Vir doctus Joannes Taylor sic emendavit, καὶ ΜΗΝ ΗΔΗ οὐκ ἐν τῇ οἰκίᾳ ΚΑΤΑ τὰ τούτοις ἐψηφισμένα, ἀλλ' ἐν τῇ ὁδῷ σώζοντα 'ΑΥΤΟΝ συλλαβὼν ἀπήγαγεν. *Accedit autem, quod non domi uti ab iis erat decretum, sed in itinere salutem sibi quaerentem, hunc comprehensum abduxit.* Ubi vides, (inquit ille,) istud ὃν ante συλλαβὼν oriri ex priore voce exeunte. Caetera omnia eaedem ferè sunt literae. Taylor.—ὑμεῖς δὲ πάντες ὠργίζεσθε, (non ὀργίζεσθε,) ὅσοι εἰς τὰς οἰκίας ἦλθον τὰς ὑμετέρας, κ. τ. λ.—Pro αὐτὸν rescripsi αὑτὸν, *seipsum*, de Fratre enim suo loquitur: et delevi ὃν, natum fortè ex praecedente syllabâ. Ante ὅσοι intelligendum est αὐτοῖς; quae Ellipsis Nostro et omnibus usitatissima est. Markland. Caeterum totus hic locus, [νῦν δὲ παρὰ τοῦ ποτε—ἐξελεγχθῆναι] ita emendatus, hoc modo reddi possit. *Nunc verò de quo tandem supplicium sumetis, si nempè triginta tyrannis dicere licuerit se triginta tyrannorum jussa fecisse? Quin et* Eratosthenes fratrem meum *jam non domi, secundum eorum decreta, sed in viâ publicâ saluti consulentem, comprehensum abduxit. Vos autem omnes* in eos *succensebatis, quicunque* à Triginta missi *aedes vestras ingressi essent,* [Vide suprà p. 131. l. 3.] *aut vosmet ipsos aut è rebus vestris aliquid requisitum. Atqui, si iis* hominibus, *qui suae salutis causâ alios perdant, ignoscere oportet, illis,* qui à tyrannis mittebantur, etiam *majore jure ignoscere debetis: nam si vel missi non iverant, vel si,* quos quaererent *comprehensis, se tamen comprehendisse negaverant, periculum* aequè *adiissent: Eratostheni au-*

tam dicere licebat se Polemarcho non obviam factum fuisse; deinde non novisse: haec enim neque investigationem, neque quaestionem per tormenta admittunt; adeò ut neque ab inimicis volentibus refelli possint.

3. ἐπὶ τούτοις ἐστὶ,] *penes hos est.* Vide suprà ad p. 134. n. 2.

136. 1. τί ἂν] scil. ἐποιεῖτε, aut ἐποιήσατε. Reiske. εἰ καὶ ἀδελφοὶ ὄντες ἐτύγετε αὐτοῦ. Vide suprà ad p. 7. n. 5.

2. ἀπεψηφίσασθε;] Vel deesse videtur ἂν, vel legendum ἀποψηφίσαισθε. Markland. τί ἂν εἰ, κ. τ. λ. *Quid faceretis, si fratres liberive Eratosthenis essetis?* Videtur post hoc vocabulum ἀπεψ. deesse responsio οὔ. *absolveretisne? nequiquam.* Reiske.

3. τὴν διαψήφισιν] Angl. *your decision.*

4. ἀπιασιν,] Vide suprà ad p. 50. n. 5.

5. Ὅσοι δὲ ξένοι—ἢ δικαίως.] *Peregrini autem quotquot nunc in urbe vestrâ versantur, scient, jure ne, an injuriâ, triginta tyrannos suis quippe ex oppidis agrisque sub praeconis voce exterminent.* Reiske.

6. Εἰ γὰρ δὴ αὐτοὶ οἱ—τιμωρουμένους.] Angl. *For truly if those who were cruelly used* by them, *shall suffer them to escape, when they have them in their power, surely* those strangers *will think they have given themselves a great deal of superfluous trouble in your behalf.*

7. Οὔκουν δεινὸν,—] Haec sententia interrogationem continet, et desinit in voce κολάζεσθαι; ἡγούμενοι χρῆναι τῇ τῶν τεθνειότων ἀρετῇ παρ' ἐκείνων δίκην λαβεῖν *arbitrantes hoc virtuti defunctorum debere, ut de iis supplicium sumeretis:* [de τεθνειότων, vide Fragm. Gram. Gr. p. 15. Edin. 1814.] Hîc autem alludit Lysias ad pugnam navalem apud Arginusas, [Vide Xenoph. Ἑλληνικ. Lib. I. cap. vi. 19, 20, seq.] ubi de Peloponnesiis Athenienses victoriam reportaverant. Quum autem Atheniensium duces, post pugnam, nequicquam tentâssent, obstantibus vento ac hieme, cadavera naufragorum, ut ritè sepelirentur, recipere, [ταῦτα δὲ βουλομένους ποιεῖν ἄνεμος καὶ χειμὼν αὐτοὺς διεκώλυσε, μέγας γενόμενος. Xenoph. Ἑλλην. Lib. I. cap. vi. 25.] Athenienses non tam propter victoriam laetati, quam in duces, ob cives insepultos relictos, infesti, eorum octo in judicio damnârunt; ex quibus qui aderant sex erant interempti. [Vide elegantem totius hujus rei enarrationem, Xenoph. Ἑλλην. Lib. I. sub fin. Vide etiam Xenoph. Ἀπομν. Inf. p. 201. l. 23.] τούτους δὲ δὴ, οἳ ἰδιῶται μὲν ὄντες—&c. *hos autem utique, qui quidem, privati quum essent, quantum in ipsis erat, fecerunt ut mari infelices essemus; et summum imperium adepti, ultro fatentur se multos cives, indictâ causâ, interfecisse; annon,* inquam, *oportet ipsos eorumque liberos à vobis extrema supplicia pati?*

8. ἐποίησαν] Aut ante aut post hoc vocabulum deest ὑμᾶς, *in culpâ fuerunt, ut vos praelio navali vinceremini.* Designat illam Atheniensibus fatalem ad Aegospotamos pugnam. Reiske.

9. τὰ κατηγορημένα] *ea quae hactenus sum criminatus.* Taylor.

10. τῷ φεύγοντι ἄξια εἰργάσθαι.] Ordo est: ἕως ἄξια θανάτου ἂν δόξῃ εἰργάσθαι τῷ φεύγοντι, *donec à reo digna morte videantur patrata esse.* εἰργάσθαι hîc sonat passivè, ut interdum fit in verbis aliis deponentibus. [Vide suprà ad p. 16. n. 2.] τῷ φεύγοντι, idem est ac ὑπὸ τοῦ φεύγοντος. Potest etiam, idque eleganter, dici Latinè, *patratum est reo,* Angl. *it is perpetrated by the defendant.* Vide suprà ad p. 129. n. 4. 8.

137. 1. δίκην δοῦναι δύναιντ' ἄν.] *Si bis,* inquit, *pro singulis eorum factis moriantur, non possunt poenas dare.* Dicere debuit *justas poe-*

ναι; hoc vero videtur esse, *δίκην δοῦναι ΑΞΙΑΝ δύναιντ' ἄν.* Markland. "Annon, *δίκη*, jus, justitia, justa poena? P.

2. *Οὐ γὰρ δὴ*—] Veruntamen superesse video nonnullas causationes, quas me decet Eratostheni eripere. *Aequum enim profecto non est*, &c. Reiske. Vide suprà ad p. 62. n. 1.

3. *περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν,*] Angl. *but by mentioning other things concerning themselves, they impose sometimes* upon the judges,—i. e. *they divert them from the main question.*

4. *Ἐπεὶ*—] Si *enim* hujusmodi dicant, *jubete illos demonstrare*, &c. Markland. Rectè, ut opinor, nam *ἐπεὶ* hîc sonat *γὰρ*, et refertur ad id quod reticetur.

5. *Ἀλλὰ γὰρ*—] *γὰρ* refertur ad aliquid subauditum; *ἀλλὰ*, *sed* quid hujusmodi asserere possunt? *nam tot arma hostibus detraxerunt, quot à vobis abstulere?* Vide Vigerum, edit. Zeunii, p. 458 C. VIII 5. 4. n.

6. *ἀλλ' ὡς αὐτοῖς*] Lege *ὅτι* vel *ὡς αὐτοῖς*—pro *οἷς αὐτοῖς*.

7. *Οὐ γὰρ νῦν πρῶτον*—] articulorum, nunc quidem hiantium, hic est nexus: *ὅτι δὲ οὗτος τοιοῦτός ἐστι, νῦν ἐπιδείξω.* Ejusmodi sceleratum autem esse Eratosthenem, nunc demonstratum eo, scil. qui et ipse scelera committere haud dubitet, aliosque facinorosos laudet. Reiske. Nempè *γὰρ* refertur ad id quod eleganter reticetur. Vide suprà ad p. 62. n. 1. et ad p. 66. n. 6.

8. *τὰ ἐναντία ἔπραξεν,*] Videtur excidisse vox *οὗτος*, vel *Ἐρατοσθένης*. Markland.

9. *ἐπὶ τῶν τετρακοσίων*] *tempore Quadringentorum*, qui summam potestatem Athenis antehac injustè usurpaverant, quorum tamen imperium minus esset diutinum. Vide Thucyd. lib. 8. 67.

1. *ἡ ναυμαχία,*] Pugnam illam infelicem intelligit apud *flumen* 138 *Aegos*, ubi Lysander classis Atheniensium potitus est.

2. *ὅθεν τῆς στάσεως ἦρξαν,*] Gemino modo haec possunt accipi, aut pro parentheticis, (*unde quoque molitionem suam rerum novarum auspicati sunt,*) aut pro interrogatione, *undè tandem res novas moliri coepere?* ut respondeat *πέντε*—*quinqueviri*—Reiske.

3. *φυλάρχους τε ἐπὶ τὰς φυλακὰς*—] constituebant phylarchos ad custodias vel vigilias obeundas, et ad praesidendum in locis urbis opportunis. *Idem.*

4. *ἐπεβουλεύεσθε,*] Angl. *you were ensnared, ὅπως μήτ' ἀγαθὸν μηδὲν ψηφίσεσθε, that you could neither pass any decree for the advantage of the state, and should be oppressed by a variety of wants.* Ubi observandum tempus futurum, ut *ψηφίσεσθε, ἔσεσθε*, et paulò infra *ἔσονται*, &c. post aliud verbum, reddi debere tanquam imperf. subj.

5. *οἷοί τε ἔσονται*] Vide suprà ad p. 5. n. 6.

6. *συμπράττοντας,*] *Collegas* suos—*ἀλλὰ τοὺς αὐτοῦ Ἐρατοσθένους ἀκούσαντας, eos qui ex ipso Eratosthene audiverunt.*

7. *κατεμαρτύρουν ἂν αὐτῶν*] *testimonium perhibuissent contra illos*—nempe Quinqueviros. "Refertur ad *συμπράττοντας*. P.

8. *καὶ τοὺς ὅρκους,*]Ordo est: *καὶ μὲν, εἰ ἐσωφρόνουν, οὐκ ἂν ἐνόμιζον τοὺς ὅρκους πιστοὺς ἐπὶ τοῖς κακοῖς τῶν πολιτῶν, ῥᾳδίως δὲ παρέβαινον ἐπὶ τοῖς ἀγαθοῖς τῆς πόλεως. et quidem, si sanae mentis essent, non sancta esse illa juramenta putâssent, quae ad civium damnum pertinerent, pro emolumento autem civitatis* eadem *sine scrupulo violâssent.* "Contra emolumentum, videtur. P.

9. *Καὶ Βάτραχος*—] Subaudi *παραδείγματος ἕνεκα, exempli causa,*

nec Batrachus nec Aeschylides vera indicant; sed pro veris, quae conficta essent a Triginta viris, deferunt, &c. Nodum in scirpo quaesivisse hac in loco videntur viri docti Taylor et Markland; atque ipse etiam Reiske, qui eos saepe nimis petulanter reprehendit.

139. 1. ὅσοι κακόνοι ἦσαν—] Angl. *whoever were enemies in their heart to your popular state*—οὐδὲν ἔλαττον εἶχον σιωπῶντες, *lost nothing by their silence*; ἕτεροι γὰρ ἦσαν—*for there were others, who said and did the most ruinous things, which could possibly be done to the state.*

2. εἰ δὲ μὴ,—] Videtur hic ellipsis esse vocum, τοῦτο μὲν ἂν καλῶς ἔχοι, *hoc se benè haberet.* [Vide suprà ad p. 83. n. 2.] Ἴσως δ' ἂν ἔχοι εἰπεῖν, κ. τ. λ. Sensus sic Angl. exprimi potest—*But perhaps (and some of you may think this a sufficient apology) he may say, that he was afraid of seeming to oppose the Thirty by speaking out his sentiments:* This indeed would have been well—it would have been a good reason, if it had been true: εἰ δὲ μὴ—*but if this was not really the case*, ἐνταυθοῖ δῆλος ἔσται—κ. τ. λ. *then it will be plain, both that those deeds of theirs were perfectly agreeable to him, and that he had such influence with them as to run no risk of sustaining any hardship in consequence of his opposition.* Quod omninò sapit subtilitatem Lysiae.

3. ἀλλ' οὗτος—] Eratosthenes scil.

4. μοι ταῦτα πράξουσι,] Mallem, πάντα πράξουσι. Markland. —Mihi dubium nullum est, leg. esse μόνοι πάντα πρ. *utri soli omnia sint acturi*, h. e. rebus in omnibus dominaturi, nihil non pro arbitrio suo et ex libidine suâ gesturi. Reiske.

5. Θρασυβούλου Φυλὴν κατειληφότος,] Hic enim (*Thrasybulus* scil.) quum Phylen confugisset, (quod est castellum in Atticâ munitissimum,) non plus habuit secum quam triginta de suis. Nepos in Vita Thrasyb. cap. 2. ubi vide plura.

6. συνουσίαν;] Opinor εὔνοιαν. Markland. Nullus dubito Marklandum verum vidisse. Reiske.

7. κατεψηφίσατο.] καταψηφίζομαι, *sententiam fero adversam, damno.* τινὸς θάνατον καταψηφίζεσθαι, Angl. *to condemn one capitally.* Vide suprà ad p. 57. n. 2.

8. καὶ αἱ ταραχαὶ γεγενημέναι ἦσαν,] Angl. *and the disturbances were over.* Nam ea est vis temporis, quod vulgò vocant *Perfectum*, ut, in nonnullis verbis, dum *praesens* exhibet *tempus* rei *perfectae*, (undè ritè vocatur *Praesens Perf.*) simul denotet id quod est omninò diversum à verbi vulgari significatione: veluti quùm Latinè dicimus, —Fuit Ilium, *Ilium hath been*, i. e. *Ilium* is no more. *Virg.* Vixerunt, *they have lived, they have done with living:* i. e. they are dead. Sic etiam Graecè, αἱ ταραχαὶ γεγενημέναι εἰσὶ, *the disturbances are done with being*; i. e. they *are over, they* are *finished*: αἱ ταραχαὶ γεγενημέναι ἦσαν, *the disturbances were over.* Quod quum minus intelligeret Jo. Taylor, sensum oratoris hic prorsus extinxit, hoc modo reddens—*dissensiones in urbe factae sunt*——neque alteri illi Latino Lysiae interpreti Jo. Jac. Reiske perspectior fuit vis hujus *temporis*, tametsi sententiam oratoris ex contextu satis acutè perceperit. "Leg. videtur," inquit ille, "καὶ αἱ ταραχαὶ αἱ γεγενημέναι κατέστησαν, *prioresque tumultus conquieverant.*" Vide pulcherrimam hujus *temporis* enarrationem in libro, cui titulus Hermes, [lib. I. cap. vii.] auctore Jac. Harris nuper defuncto, viro non solùm Graecè eruditissimo, sed summâ modestiâ atque probitate praedito; cujus interitum plorant, diuque plorabunt Graecarum literarum fautores.

1. οἴκαδε αὐτοὺς ἀπελθεῖν·] αὐτοὺς designat oppidanos, à Piraeensibus acie devictos: hos sinebant exules in Piraeeo collecti salvos in urbem redire. REISKE. 140.

2. αὐτοὶ—κατέστησαν,] supple ἑαυτούς. Vide suprà ad p. 85. n. 7. "αὖτις dedit Reiske, αὐτοὶ Markland, pro αὐτούς. P.

3. τοῖς ἐξ ἄστεος] Lege τούς. TAYLOR.

4. τεθνειότες] Vide suprà ad p. 107. n. 6.

5. τῶν ἱερῶν ἐμποδὼν ὄντων,] *quod res divinae impedimento essent.* TAYLOR.

6. ἑκατὸν τάλαντα] Vide suprà ad p. 86. n. 12.

7. ἵνα ἔχῃ ἐπικούρους μισθοῦσθαι.] Vide suprà ad p. 3. n. 14.

1. καὶ τελευτῶντες] Vide suprà ad p. 39. n. 7. 141.

2. τῶν συμμάχων] scil. τῶν τοῖς Λακεδαιμονίοις ὑπαρχόντων. REISKE.

3. εἰ μὴ δι' ἄνδρας ἀγαθοὺς,] scil. ἐκωλύθησαν, vel τοῦτο ἐνεποδίσθη. REISKE.—οἷς ὑμεῖς δηλώσατε—κ. τ. λ. Angl. *unless* they had been prevented *by brave men; to whom do you prove, that you are ready to make a requital, by inflicting punishment upon their enemies.*

4. ὅμως δέ·] i. e. ὅμως δὲ παρέξομαι, Angl. *however I will produce them,* &c.

5. ὡς πλεῖστον,] ἐπὶ interpone, aut πλείστων lege. REISKE.

6. διὰ βραχυτάτων] Vide suprà ad p. 130. n. 5.

7. καὶ μηδενὶ τοῦτο παραστῇ,] Angl. *And let not this supposition be entertained by any one,* ὡς, Ἐρατοσθένους κινδυνεύοντος, Θηραμένους κατηγορῶ, *that while Eratosthenes's trial is depending, I enter upon the accusation of Theramenes;* and thus deviate from the question before you. What I am going to say of Theramenes is exactly in point. [Vide infrà ad n. 8.] γὰρ πυνθάνομαι αὐτὸν ἀπολογήσασθαι, *for I understand that Eratosthenes's apology is,* ὅτι ἐκείνοις φίλος ἦν, *that he was in the habits of friendship with Theramenes and his party*—those, viz. who had opposed the violence of the other tyrants, particularly that of Critias, καὶ τῶν αὐτῶν ἔργων μετεῖχε, *and shared in the same* meritorious *transactions with them.* καίτοι σφόδρ' ἂν αὐτὸν οἶμαι μετὰ Θεμιστοκλέους πολιτευόμενον, προσποιεῖσθαι πράττειν, ὅπως οἰκοδομηθήσεται τὰ τείχη *and truly I have a violent suspicion, that he is a person who, if concerned in the administration with Themistocles, would have affected to co-operate in the building of the walls:* [Vide Thucyd. lib. I. 90. et Corn. Nep. in vitâ Themist.] ὁπότε καὶ μετὰ Θηραμένους, ὅπως καθαιρεθήσεται. *but when concerned with Theramenes* he joined *in demolishing them.*

8. Οὐ γάρ μοι δοκοῦσιν ἴσων ἄξιοι γεγενῆσθαι.] Ante voces οὐ γάρ nonnulla deese puto: nisi corrupta sit vox γάρ. MARKLAND. Nequaquam corrupta est vox γάρ, sed, per notam ellipsin, refertur ad id quod eleganter reticetur. ἀλλὰ μάτην, *sed frustra,* οὐ γάρ μοι δοκοῦσιν &c. *non* ENIM *mihi videntur*—[Vide suprà ad p. 66. n. 6. item ad p. 62. n. 1.] but in vain, *for* Themistocles and Theramenes *do not appear to me to be entitled to equal honour.* Pro vulgari lectione ἴσον δοκοῦσιν,—H. Steph. ἴσου proponit. Markland mallet ἴσων, quam dedit Reiske. Sed nihil opus: vulgaris ἴσον rectè se habet; usurpatur nempè adverbialiter.

9. Ἄξιον μὲν γὰρ καὶ—] post γὰρ subaudiri debet ἦν. REISKE.

10. ἐτύγχανεν—πράττων·] Vide suprà ad p. 7. n. 5.

42 1. *″ προτέρους*—] Ita Schot. Canter. pro *πρῳοτέρους*· item Interpretes. P.

2. *τούτων*] redit ad Theramenem ejusque patrem. Reiske.

3. *πρὸς ἐκείνους*] Pisandrum et Callaeschrum. Reiske.

4. *πραττούσης μὲν τῆς ἐν Αρειῳ πάγῳ βουλῆς σωτηρίαν,*] *cum Senatus Areopagiticus de salute vestrâ erat sollicitus.* Taylor.

143. 1. *ἐκείνου*] Potius *ἐκείνων*. Lacedaemoniis scil. Taylor. Sed et vulgaris ferri possit.

2. *γνόντες τὴν παρασκευὴν*—] *παρασκευὴ* est oratoribus Atticis conjuratio factionis, clandestina machinatio sceleratorum, qui secretis consiliis inter se agitatis in id consenserunt, ut operae fraudisque et gratiae et potentiae quicquid possent conferrent, ad efficiendum, ut jus aequum pervertatur, et libertas civilis opprimatur. Reiske.

144. 1. *τοῖς φεύγουσιν,*] non illis qui à Phylâ, post sublatam xxx tyrannorum tyrannidem, domum redîssent, qui reditus caede Theramenis est posterior, sed his qui post cccc viros, dudum ante. Reiske.

2. *Καὶ τοσούτων*] hic absolutâ excursione de Theramene, redit orator ad propositum conficiendum, quod hoc est. Eratosthenes fidit Theramenis amicitiâ, per eamque sperat se elapsurum. Atqui Theramenes inimicus reip. vestrae fuit infestissimus. Ergo Eratosthenes quoque est. Ergo puniri debet. Reiske.

3. *αἴτιοι γεγενημένοι,*] scil. Eratosthenes cum sodalibus. Ego verò malim legi *αἰτίου γεγενημένου*, ut ad solum Theramenem referatur. Reiske.

4. *τουτοιὶ*] Vide suprà ad p. 106. n. 1.

145 1. *ἡμεῖς δὲ νυνὶ εἰς κατηγορίαν καὶ ἀπολογίαν καθέσταμεν.*] Angl. *but now we are in such a state as to give an opportunity not only for accusation but for defence. καθέσταμεν* pro *καθεστήκαμεν*. Supple *ἡμᾶς αὐτούς*. Vide suprà ad p. 3. n. 7. et ad p. 27. n. 4. item ad p. 29. n. 4.

2. *λαβεῖν,*] post *λαβεῖν* videtur *ἱκανὴν* deesse. Reiske. [Vide suprà ad p. 137. n. 1.] *πῶς οὐκ αἰσχρὸν ὑμῖν καὶ ἡντινοῦν ἀπολιπεῖν, ἥντινά τις βούλοιτο παρὰ τούτων λαμβάνειν ;* Angl. *how shameful would it not be for you to omit any punishment whatever, that any person should wish to inflict upon them? ἡντινοῦν* accus. sing. f. ab *ὁστισοῦν*, *quicunque. ἥντινα*, Relativum est.

3. *τοσοῦτον δ' ὑμῶν καταπεφρόνηκεν, ἢ ἑτέροις πεπίστευκεν.*] Aut delendum est hoc *δὲ*, aut cum *ἢ* mutandum. Reiske. Forsan scribendum *δ' ἢ*. [Vide Hoogev. de L. Gr. Particulis, p. 248.] *And thus he either despises* you, *or confides in some other men.* [Vide suprà ad p. 27. n. 4.] *ὧν ἀμφοτέρων ἄξιον* [*ἐστὶν ὑμῖν*] *ἐπιμεληθῆναι, ἐνθυμουμένοις, ὅτι οὔτ' ἂν ἐκεῖνα δύναιντο ποιεῖν, μὴ ἑτέρων συμπραττόντων· both of which circumstances it is worth your while to mind, when you reflect, that they could not have perpetrated those things without the assistance of others; οὔτ' ἂν νῦν ἐπεχείρησαν ἐλθεῖν,* [pro *ἐλεῖν* Taylor legit *ἐλθεῖν*, vel *ἐρεῖν*, vel *εἰπεῖν*,] *nor would they have now attempted to speak* (or *to come hither*) in order to defend themselves, [Reiske mallet *ἐλθεῖν*,] *μὴ ὑπὸ τῶν αὐτῶν οἰόμενοι σωθήσεσθαι· unless they had expected preservation from the same* accomplices; *οἳ οὐ τούτοις ἥκουσι βοηθήσοντες, who do not come* merely *with a design to abet* them, *ἀλλὰ ἡγούμενοι πολλὴν ἄδειαν σφίσιν ἔσεσθαι τῶν πεπραγμένων, but upon the supposition that their own fear, on account of what they have already perpetrated, will be in a great measure removed, καὶ τοῦ λοιποῦ* [*πολλὴν ἄδειαν σφίσιν ἔσεσθαι*] *ποιεῖν, ὅ τι*

ἂν βούλωνται, εἰ, κ. τ. λ. and that, for the future, they will be under no restraint in doing whatever they have a mind, if, &c.

4. *Ἀλλὰ καὶ τῶν συνεροῦντων αὐτοῖς ἄξιον θαυμάζειν,*] Angl. *but with respect to those who are advocates for them, one might wonder,* —[Pro vulgari συνεργούντων Reiske dedit συνερούντων. Sed vulgaris videtur satis rectè se habere,—*those who co-operate with them,*— ponitur in gen. post θαυμάζειν, per notam syntaxin.—one might wonder,] *πότερον ὡς καλοὶ κἀγαθοὶ αἰτήσονται, whether as good and worthy men*—whether in virtue of their own merit, *they will desire a pardon for Eratosthenes and his associates, τὴν αὑτῶν ἀρετὴν πλείονος ἀξίαν ἀποφαίνοντες τῆς πονηρίας;* [supple ἐκείνων] *demonstrating their own virtue to be superior to the crimes of their clients? (ἐβουλόμην μέντ᾽ ἂν αὐτοὺς οὕτω προθύμους εἶναι σώζειν τὴν πόλιν, ὥσπερ οὗτοι ἀπολλύναι· and truly I should wish that these pleaders had been as eager to save the state, as their clients have been to subvert it;) ἢ ὡς δεινοὶ λέγειν ἀπολογήσονται, or, trusting to the force of their rhetoric, will they apologize for them, καὶ τὰ τούτων ἔργα πολλοῦ ἄξια ἀποφανοῦσιν; and even demonstrate their deeds to have been meritorious?*

1. *σφόδρα ἐπιλήσμονας—ἐπ᾽ ἐκφορὰν ἐλθεῖν.*] *vos nimirum socordes et obliviosos esse ducentes, si existiment se securè per populum vestrum posse triginta viros servare, cum per Eratosthenem ejusque socios periculum erat interfectorum exsequias ire.* Taylor. 146.

2. *Οὐκοῦν δεινὸν*—] In hoc loco *primum*, pro εἰ leg. videtur ᾖ vel εἴη. Sic οὐκοῦν δεινὸν ᾖ, *grave et infandum sit:* hîc insistit oratio paululum; tum de novo sic orditur *τῶν μὲν ἀδίκως*—*deinde*, pro ἤ που ἐκφορὰν legendum arbitror ἦ που ἐπ᾽ ἐκφορὰν, utique, profectò, procul dubio, exsequias ibunt, honoris causâ: *tertio*, βοηθεῖν è Taylori annotatione adscivi, pro vulgari νοηθεῖεν. Reiske. Forsan sententia interrogationem continet—*Οὐκοῦν δεινὸν* [ἐστὶν,] Angl. *Is it not an extraordinary circumstance—εἰ τῶν μὲν ἀδίκως τεθνεώτων οἱ φίλοι συναπώλλυντο· that the friends of those who had suffered an unjust death usually perished along with them,* [if they ventured, to wit, to perform their funeral exequies;] *αὐτοῖς δὲ τοῖς τὴν πόλιν ἀπολέσασιν ἦ που ἐπ᾽ ἐκφορὰν πολλοὶ ἥξουσιν, ὁπότε βοηθεῖν τοσοῦτοι παρασκευάζονται; and that great numbers will certainly attend the funeral rites of those who ruined the state, since so many now appear in their behalf?* i. e. will do them honour by attending their funeral rites when they die; if we may be permitted to judge from the crowds, that are now ready to plead their cause? Apud Graecos nempè, res erat summi momenti, ut defunctorum exsequiae ritè celebrarentur " L. ἦ που pro ἤ που. P.

3. *ἀντειπεῖν,*] id est, h. l. *κατηγορεῖν. καὶ μὲν δὴ πολὺ ῥᾷον ἡγοῦμαι—ἀπολογήσασθαι.* tametsi multò est, meâ quidem sententiâ, facilius hos accusare de injuriis, quas vobis dederunt, quam his est crimina purgare. Reiske.

4. *ὡς Ἐρατοσθένει—κακὰ εἴργασται,*] Vide suprà ad p. 136. n. 10.

5. *ὅτι δὲ τῶν ἄλλων Ἑλλήνων*—] —in omnibus Graecis simul sumtis, qui vos bellis unquam exagitârunt, nemo est, qui vos pluribus affecerit damnis, quam hic unus Eratosthenes. Reiske.

6. *οὐκ οἴονται*] subaudi *διὰ τοῦτο. Idem.*

7. *καταψηφιεῖσθε,*] Atticè pro *καταψηφίσεσθε—καταψηφίζομαι, damno. ἀποψηφίζομαι, absolvo.* Vide ad p. 43. n. 6. et ad p. 57. n. 2.: item ad p. 139. n. 7.

147. 1 *οἴεσθε*] 2. pl. praes. imperat. m. ab obsoleto *οἴω*, *fero*.

2. *Βούλομαι*—] Ordo est: *Βούλομαι δὲ καταβαίνειν, ἀναμνήσας ἑκατέρους ὀλίγα*, *volo descendere*, i. e. *descendam* [de suggesto nempè —Vide suprà ad p. 134. n. 1.] *postquam utrisque in animos pauca revocavero.*

3. *σφόδρα ἤρχεσθε*,] Vide suprà ad p. 46. n. 1.

4. *ἐν ᾧ ἡττηθέντες*—] in quo si vinceremini, pari eratis loco futuri atque victores; h. e. perinde servi xxx tyrannorum, atque illi, a quibus victi fuissetis, erant. Reiske. "Victi, liberati sunt: si vicissent, servi mansissent: scil. *οἱ ἐξ ἄστεος*. P.

5. *τούτοις*] scil. xxx tyrannis.

6. *ἐκ τῶν πραγμάτων*] subauditur *τῶν τότε ὑπαρχόντων*. Saepe vocab. *πράγματα* malo sensu usurpatur pro molestiis, negotiis turbulentis et luctuosis. ex illis negotiis calamitosis, in quibus versabantur. Reiske.

7. *Συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς οὐκ ἠξίουν, συνδιαβάλλεσθαι δ' ἠνάγκαζον*] *nam vos quidem haud dignos existimabant, qui ullum cum illis emolumentum perciperetis, cogebant autem infamiae participes esse.*

8. *φύλακας τῆς σφετέρας ἀρχῆς*—] *custodes suae dominationis*— per *φύλακας* intelligit milites praesidiarios Lacedaemoniorum. Pro vulgari *ὑμετέρας* Reiskius dedit *σφετέρας*, monente Marklando.

9. *πρῶτον μὲν τῶν ὅπλων ἀναμνήσθητε*,—] *primùm quidem arma vestra in animos revocate,—quod post multas pugnas in alieno solo à vobis pugnatas, armis vestris, non ab hostibus, sed ab his hominibus, tempore pacis, spoliaremini.* *ἀφαιρέω* saepè habet post se duplicem accusativum, quorum alterum vox passiva retinet.

148 1. *καὶ οὐδὲ ταφῆς τῆς νομιζομένης εἴασαν τυχεῖν*] *neque siverunt ut sepulturam legibus constitutam obtinerent.* Vide suprà ad p. 146. n. 2. sub fin.

2. *τῆς παρὰ τῶν θεῶν τιμωρίας*.] *quam ut divinâ vindictâ labefactari possit.* Taylor.

"l. 14. *ἐν πολεμίᾳ τῇ πατρίδι*—] *in hostili patriâ suâ.* P.

3. *αὐτοὶ μὲν ἂν*—] Ordo est: *αὐτοὶ μὲν ἂν ἐφεύγετε δείσαντες μὴ πάθητε τοιαῦτα οἷα καὶ πρότερον*. Angl. *You would have fled impressed with the fear of suffering the same sad calamities as before.*

4. *διὰ τοὺς τούτων τρόπους*] *propter horum hominum mores*— *τρόπος* est *ingenium, mos, indoles*, &c. quasi dicas Angl. *a turn*, or *cast* of mind.—Derivatur à perf. m. verbi *τρέπω*, *verto*.

5. *ἐπὶ ξένης*,] supple *χώρας*.

6. *μικρῶν ἂν ἕνεκα συμβολαίων ἐδούλευον*,] *propter parvum aes alienum in servitutem redacti fuissent.*

7. *Ἀλλὰ γὰρ*—] Sed non opus est haec enarrare pergam, nam— Vide suprà ad p. 62. n. 1.

8. *Ὅμως δὲ τῆς ἐμῆς προθυμίας οὐδὲν ἐλλέλειπται*] Inter *προθυμίας* et *ἐλλέλειπται* interposui *οὐδέν*. *ego studium contentionémque meam haud passus sum desiderari.* Reiske. Sed hoc est sensum oratoris in contrarium mutare: Nec *οὐδὲν* ullo modo interponi debuit. Non enim hoc dicit Lysias, se nihil omisisse quod dictum oportuit pro templis deorum, &c. sed animi fervorem sibi deficere ad verba facienda pro templis deorum, &c. Nam *ὅμως δὲ* non hîc est *tamen, attamen;* sed *atque adeo*—*ἐλλέλειπται τῆς ἐμῆς προθυμίας ὑπὲρ τῶν ἱερῶν*—*and accordingly my eagerness to speak for the temples is insufficient*—it is inadequate to the subject; which would require the joint efforts of many—Atque hanc esse primigeniam significationem

particulae ὅμως monstravit vir doctissimus Henr. Hoogeveen, Doct. Part. Gr. L. p. 817. "*Multa mihi desideranti indicta relinquuntur*. TAYLOR. P.

9. *τὰ μὲν ἀπέδοντο*,] intelligit Orator *vasa*, *donaria*, et caeteras *res sacras* in Templis repositas, quas Illi *vendiderunt* surreptas. MARKLAND.

1. *οἷς ὑμεῖς, ἐπειδὴ ζῶσιν ἐπαμῦναι οὐκ ἠδύνασθε, ἀποθανοῦσι* 149
βοηθήσατε.] *quibus vos, quoniam vivis auxilium ferre nequivistis, jam defunctis succurrite*.

" l. 2. *Οἶμαι δ' αὐτοὺς ὑμῶν τε ἀκροᾶσθαι*,] *Phantasia* vel *Visio* mortuorum ceu praesentium et exspectantium Judicum de suis interfectoribus sententiam. P.

2. *ἀποψηφίσησθε—καταψηφιεῖσθαι*·] Vide suprà ad p. 146. n. 7.

3. *τιμωρίας πεποιημένους*.] Videtur *φανήσεσθαι* interponendum. REISKE.

II. NOTAE IN ISOCRATEM.

*51. 1. Ex Isocrate.] Isocrates Theodori filius Atheniensis, magnus ac nobilis rhetor et philosophus, natus est Olym. LXXXVI. 1. ante Chr 436. Vixit annos prope centum, et obiit Olymp. CX. 3. Praecepto res ferè habuit Prodicum Ceum, Gorgiam Leontinum, Tisiam Syracusanum. Propter imbecillitatem vocis, et magnam verecundiam, rariùs in publico dixit, nec rempublicam gessit. Nobilissimis autem adolescentibus erudiendis, et gravissimis orationibus scribendis, opes et gloriam intra domesticos parietes consecutus est. Primùm apud Chios, deinde Athenis ludum aperuit, "è quo," ut ait Cicero [de Orat. II, 22.] "innumeri principes exierunt; et domus ejus pa- "tuit, officina dicendi." [Brut. 8.] Orationes ejus ad nostra tempora pervenerunt una et viginti; et quaedam Epistolae. Doctrinâ superiores rhetores vicit, et discipulos primus docuit in soluto sermone modum et numerum quendam servare. "Genus orationis [verba "sunt Hieronymi Wolfii] numerosum, purum, et ornatum, delecta- "tioni honestae et ingeniorum culturae magis est, quam forensi con- "tentioni, accommodatum. Sententiae in eo passim gravissimae "sunt, tam philosophicae, quam ad vitam civilem pertinentes. Docet "rationem studiorum: dat gerendae reipublicae praecepta: et im- "perandi et parendi disciplinam tradit: rectè facta magnificè exor "nat: argumentorum gravitatem suavissimae orationis concinnitate "quasi condit et demulcet; ut non abs re Attica Siren fuerit appel- "latus. Cum igitur utile dulci miscuerit, nec tantùm doceat, sed "moveat etiam et delectet; omne tulisse punctum, ut ait Horatius, "videri potest, et omnibus honestatis et eloquentiae studiosis quam "commendatissimus esse debet."—"Nam (ut verbis utar Ciceronia- "nis) qui Isocratem maximè mirantur, hoc in ejus summis laudibus "ferunt, quod verbis solutis numeros primus adjunxerit. Quum "enim videret oratores cum severitate audiri, poëtas autem cum "voluptate; tum dicitur numeros secutus, quibus etiam in oratione "uteremur, cum jucunditatis causâ, tum ut varietas occurreret satie- "tati." [In Orator. 52.] Vitam Isocratis scripserunt Plutarchus, Philostratus, Dionysius Halicarnasseus: quos illi adeant, qui de Isocrate plura velint. Videant etiam Fab. Biblioth. Gr. Lib. II. cap. 26. et Harles. Introd. in Hist. Ling. Gr. p. 157. "Vol. I. p. 363. ed. 1792.

Editiones Isocratis.

1. Isocrates, ejusque Vita à Plutarcho, Philostrato, et Dionysio Halicarnasseo descripta, Graecè, curâ Dem. Chalcondylae, *Mediolani, per Hen. Germanum et Hen. ex Postremulo*, 1493, *in fol.* [Quae editio ibi repetita est eodem anno in *8vo.*]

2. Isocratis, Alcidamantis, &c. Orationes, Graecè, *Venetiis, apud Aldum*, 1513, *in fol.*

3. ——————— *Hagenoae, ex officinâ Secerianâ*, 1533, *in 8vo.* [Quae est repetitio Aldinae.]

4. Isocrates nuper accuratè recognitus et auctus. Graecè, *Vene-*

tiis, in aedibus haeredum Aldi Manutii et Andreae Asulani, mense Julio, 151
1534, *in fol.*

5. Isocratis Scripta, quae quidem nunc extant, omnia, Graecolatina, postremò recognita: Hieronymo Wolfio Oetingensi interprete: annotationibus novis et eruditis illustrata, &c. *Basileae, ex officinâ Oporinianâ,* 1570, *in fol.* [Quae saepè ibidem repetita est, notis brevioribus, in 8vo.]

6. ——————— Gr. et Lat. cum Hieronymi Wolfii interpretatione, et H. Stephani diatribis VII. in Isocratem. *Apud ipsum Stephanum,* 1593, *in fol.*

7. ——————— *Lutetiae, apud Paulum Stephanum,* 1604, *in 8vo.*

8. ——————— Gr. et Lat. curâ J. T. B. A. *Parisiis, apud Chappelet,* 1621, *in 8vo.*

9. ——————— *Ibidem, apud Jo. Libert.* 1621.

10. ——————— *Genevae,* 1636, *in 8vo.*

11. ——————— Varias Lectiones, versionem novam, ac notas adjunxit Gul. Battie, M. D. 2 vol. *Lond.* 1749, *in 8vo.* [Idem antea ediderat orationes VII. et epistolas IX. *Cantabr.* 1729, *in 8vo.*]

12. ——————— Gr. et Lat. cum versione nova, triplici indice, variantibus lectionibus, et notis, edidit Athanasius Auger, 3 tom. *Parisiis,* 1782, *in 8vo.* [Editio pulcherrima.]

13. ——————— Gr. ad optimorum exemplorum fidem emendavit, varietate lectionis, animadversionibus criticis, summariis, et indice instruxit Wilhelmus Lange. *Hal. Sax.* 1803, *in 8vo.* [Vide *An Introduction to the knowledge of rare and valuable editions of the Gr. and Lat. Classics; &c. by T. F. Dibdin, A. B.* 3 ed. V. II. p. 3. *8vo.*]

☞ Quaedam ex orationibus Isocratis saepè sunt editae seorsum; quas longum foret enarrare.

2. *ΙΣΟΚΡΑΤΟΥΣ.*—] i. e. ISOCRATIS AD DEMONICUM ORATIO.

SCRIBITUR haec Oratio ad Demonicum quemdam Atheniensem, privatum hominem et adolescentem, filium Hipponici, viri divitiis et virtutibus commendatissimi, qui Isocratis amicus et familiaris fuerat; ipsi dat praecepta, quibus vitam non tantum rectè et honestè, sed etiam suaviter et commodè exigat. AUGER.

Partes hujus libelli sunt tres: Principium, Doctrina de moribus, et Peroratio. Sunt enim perquam artificiosè praeceptiones in medio cohortationum collocatae. WOLF.

3. *διεστῶσας*] *differentes,* pro *διεστακότας. διεστὼς, διεστῶσα, διεστὸς,* Atticè pro *διεστακὼς, -υῖα, -ός.* Vel potiùs pro *διεστακὼς, -υῖα, -ὸς,* perf. med. ab obsoleto *διαστάω,* fut. 2. *διαστῶ,* p. m. *διέστακα.* Sed si sit act. v. subauditur pronomen reciprocum *ἑαυτούς:* et est praes. perf. Vide suprà ad p. 27. n. 4. et ad p. 29. n. 4.

4. *εἰλήφασιν*] Nota hîc, ut et alibi millies, aoristum sumi non solùm in sensu praesentis, sed in sensu SOLEO FACERE. *Εἰλήφασιν* capere solent: sic l. 7. *διέλυσε,* dirimere solet. AUGER. Sed mirum est virum doctum non observâsse *εἰλήφασιν* [Atticè pro *λελήφασιν*] non utique *aoristum* esse, sed *perf.* i. e. *praes. perf. πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν*—Angl. *but they have assumed by far the greatest difference,* i. e. *they differ most of all*—Caeterùm de Graecorum *Aoristo* in sensu maximè indeterminato vide suprà ad p. 19. n. 6.

5. *τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδ᾽ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν.*]

Angl. *but even eternity itself would not be able to obliterate the friendships of the Worthy.* Vide suprà ad p. 27. n. 11.

6. τοὺς δόξης ὀρεγομένους,] *eos qui gloriam appetunt.* Battie. ὀρέγω, in v. act. *porrigo*, ὀρέγομαι, in v. med. *porrigo meipsum* ad aliquod captandum, inde *appeto, cupio.*

7. παιδείας ἀντιποιουμένους,] ἀντιποιέω, *E contrario facio, Vicissim facio, Par pari reddo.* ἀντιποιέομαι, *Vendico, Attribuo mihi, Arrogo mihi.* Genitivo jungi solet. H. Stephanus.

152. 1. ἀκμὴν φιλοσοφεῖς,] ἀκμὴν adverbialiter sumitur subaudiendo κατά. Nonnulli interpretantur, adhuc, etiamnum; sed melius forsan interpreteris; vividè, ardenter, studiosè.——Nota, apud Isocratem φιλοσοφεῖν significare saepiùs, litteris studere, sicut οἱ φιλόσοφοι, viri litterati. Auger.

2. τοὺς προτρεπτικοὺς λόγους] *Orationes hortatorias*, nempè hìc ad eloquentiae studium. Auger.

3. οὐ μὴν περί γε τὸ κράτιστον τῆς φιλοσοφίας διατρίβουσιν·] *non in eo tamen versantur, quod est in disciplinarum studio praestantissimum.* Hìc rursus nota, vocem φιλοσοφία non eo semper sensu accipiendam esse apud scriptores Graecos, et nominatim apud Isocratem, quo vulgò apud nos accipitur Philosophia, sed saepiùs interpretandum esse studium litterarum. Auger.

4. ἀλλ' ὅπως τὰ τῶν τρόπων—] Ordo est: ἀλλ' ὅπως δόξουσι πεφυκέναι σπουδαῖοι [κατὰ] τὰ ἤθη τῶν τρόπων, *sed quomodo honestis moribus ac ingenio praediti videbuntur.* πέφυκα, *naturâ sum comparatus, sum.* τρόπος, *mores*, à τρέπω, *verto*, quasi dicas Angl. *a turn* of mind. Vide suprà ad p. 90. n. 2.

5. οὐ παράκλησιν—ἀλλὰ παραίνεσιν—] Apparet ex hoc loco per παράκλησιν intelligi debere, hortationem ad eloquentiam, et per παραίνεσιν, hortationem ad virtutem: unde haec oratio inscribitur πρὸς Δημόνικον παραίνεσις, vel παραινετικὸς λόγος. Auger. "παράκλησις, *hortatio;* παραίνεσις, *praeceptio.* Wolf. P.

6. Κάλλος μὲν γὰρ ἢ χρόνος ἀνήλωσεν, ἢ νόσος ἐμάρανε·] Angl. *For either time consumes, or disease impairs beauty.* De *Aoristo* in sensu maximè indeterminato vide suprà ad p. 19. n. 6.

7. Ῥώμη—ὠφέλησεν,—ἔβλαψε·] De aoristo vide suprà ad p. 19. n. 6.

8. τῶν ἀσκούντων] Potest hìc intelligi ἑαυτοὺς, qui sese exercent, οἱ ἀθληταί. Wolf.

153 1. τῶν ἐκείνοις πεπραγμένων.] Vide suprà ad p. 136. n. 10.

2. Οὐ μὴν ἀλλὰ καὶ] *Quinetiam.* Quod si οὐ μὴν, ἀλλὰ, simpliciter reddimus, *enimvero*, vel, ut aliquando fit, *sed*, perit tota negatio, quam adfert τὸ οὐ, vel οὐ μήν. Negat nempè οὐ μὴν vel superiora, vel aliud quid extrinsecùs advocandum, cui τὸ ἀλλὰ vi διαφορικῇ diversum quid opponit. Totius itaque τοῦ, οὐ μὴν, ἀλλὰ, usus est ἐπανορθωτικὸς, tollens superius, et, quod aptius est, reponens.—Ast ubi post ἀλλὰ invenitur καὶ ἐπιδοτικὸν, priora quidem neque prorsus, neque partim tolluntur, sed iis nobilior pars additur: manet tamen ἐπανόρθωσις, qua is, qui ita loquitur, indicat se pro rei dignitate, magnitudine, aut atrocitate, non satis dixisse, quarè superaddit id, quod maximè palmarium videtur. Hoogeveen, Doctrina Particularum L. Graec. pp. 951. 955.

3. καὶ τοῖς φίλοις κοινός·] *et cum amicis omnia communicans.* Gallicè, *Dévoué sans réserve à ses amis.* Auger.

4. Ἀλλὰ τὸ μὲν ἀκριβὲς αὐτῶν—] Sive perfectionem dicas, sive

certitudinem, sive accuratam rationem, sive diligentiam, sive quid
aliud, parùm commodum erit: Si verò τὸ ἀκριβὲς αὐτῶν δηλώσομεν
sic efferas, ἀκριβῶς ἢ ἀκριβέστερον αὐτὰς δηλ. commodiùs explica-
bitur Latinè, *accuratè aut accuratiùs eas declarabimus*. Wolf.

5. ἐξενηνόχαμεν,] Angl. *We have produced*, or *exhibited*, 1. pl.
perf. m. Atticè pro ἐξηνόχαμεν, ab obsoleto ἐνέγκω, idem quod φέρω.
perf. m. ἤνοχα, Atticè ἐνήνοχα.

1. Οὕτω δὲ τὴν γνώμην—] Ordo est:—ἀδύνατον δ' [ἐστὶ] τὸν 154.
μὴ πεπληρωμένον πολλῶν καὶ καλῶν ἀκουσμάτων οὕτω διατεθῆναι
τὴν γνώμην. *impossibile autem est ut ille, qui multis praeclarisque prae-
ceptis non est instructus, animum suum ita disponeret.* διατεθῆναι, aor.
1. pass. in sensu medio. Vide suprà ad p. 7. n. 10. "affectum esse?

2. αὔξεσθαι πέφυκε.] Angl. *is naturally improved.* Vide suprà
ad p. 68. n. 1.

3. συντόμως ὑποθέσθαι,] *breviter submittere* monita quaedam mea,
ut planè indicat v. med. Caeterùm δοκοίης est optativus Atticus,
pro δοκέοις, δοκοῖς. Vide suprà ad p. 94. n. 2.

4. αὐθάδης·] Angl. *conceited.*

" l. 28. κρατεῖσθαι] *contineri*, Wolf. Lange. P.

1. Εὐλαβοῦ τὰς διαβολάς,] *Caveto a criminationibus*,— 155

2. εὐδοκιμοίης,—] Atticus opt. pro εὐδοκιμοῖς, [Vide suprà ad p.
94. n. 2.] *benè audire licet*,—εἰ φαίνοιο ταῦτα μὴ πράττων, *si planè
haec non admittas*,—"Notandum est, [verba sunt Thomae Hutchin-
"son ad Xenoph. de Cyri Inst. propè initium] verba δοκεῖν, φαίνεσθαι,
"νομίζεσθαι, ita à Graecis adhiberi solere, ut per ea significent (non
"dubii quidpiam aut ambigui, non quod *videtur*, sed) quod *revera* est."
Caeterùm ἐπιτιμῴης est Att. opt. pro ἐπιτιμῷς, ab ἐπιτιμάω, *repre-
hendo, objurgo*, &c.

1. τοῖς αὐτοῖς,] *cum iisdem* hominibus,—περὶ τῶν αὐτῶν, *de iisdem* 156.
rebus.

2. Ὑφ' ὧν κρατεῖσθαι—] Ordo est:—ἄσκει ἐγκράτειαν πάντων
τούτων, ὑφ' ὧν αἰσχρὸν [ἐστὶ] τὴν ψυχὴν κρατεῖσθαι, *exerceto impe-
rium in haec omnia*, &c. Ἔσῃ δὲ ἐν τῷ κέρδει τοιοῦτος,—Angl. *And,
in the case of gain*, or interest, *thou shalt obtain that end*—

3. ἀξιώσειας·] Vide suprà ad p. 27. n. 11.

4. Δεῖ γὰρ τοὺς ἀγαθοὺς—] Construe—γὰρ δεῖ τοὺς ἀγαθοὺς
ἄνδρας φαίνεσθαι παρεχομένους τρόπον πιστότερον ὅρκου. *Nam
oportet probos viros planè ostendere mores suos jurejurando veraciores.*
Vide suprà ad p. 155. n. 2.

5. Ὅρκον ἐπακτὸν—] *juramentum ad te delatum*—Angl. *An oath
required of thee, an oath tendered to thee*—

6. φιλοχρημάτως ἔχειν,] *avarè te gerere, avarus esse.* Vide suprà
ad p. 86. n. 1.

1. Μὴ τυχὼν μὲν γάρ,] scilicet πίστεως καὶ σιγῆς. Wolf. 157.

" l. 7. ἀνακοινοῖ.] ἀνακοινῇ, Auger. ἀνακοινόῃ, ἀνακοινοῖ. Vide
Lange. P.

2. Παραπλήσιον—πάσχουσιν,] Angl. *are in a like situation*,—
πάσχω, *I am in a situation*, whether good or bad.

1. Πειρῶ τὸν πλοῦτον χρήματα—]—non facilè est verum sensum 15^
hujus sententiae attingere. Mihi pendere videtur hìc sensus à verbis
ἀπολαύειν et κτᾶσθαι. Si conjecturas meas licet edere, ἀπολαύειν,
meo quidem judicio, significat, uti ad commoditates vitae, et κτᾶ-
σθαι, uti ad ejusdem vitae necessitates; ita ut χρήματα sit superfluum,

quo quis utitur ad vivendum cum splendore convenienti, et κτήματα necessarium, quo quis utitur ad vivendum simpliciter. Auger. Discrimen inter χρῆσθαι et ἀπολαύειν hoc plerique constituunt, ut alterum ad necessitatem, alterum ad voluptatem referatur: *frui* nos aliqua re, sine respectu ad alia commoda, ut amici colloquio, jocis, voluptatibus; *uti* propter aliud, ut libro, discendi gratiâ. Wolf. "Sensus: *Cum divitiarum usu earundem possessionem conjungas*: i. e. Ne sis avarus nec prodigus. Lange. χρήματα, καὶ κτήματα, *bona utenda*, ac *bona possidenda*. Vide Cic. Verr. A. 2. l. 2. 18. P.

2. τοῦ τε ζημίαν μεγάλην ἐκτίσαι,] Angl. *both in order to make up for a great loss.*

3. ὥσπερ τοὺς τυχόντας,] Angl. *as at indifferent persons—ὁ τυχὼν, quilibet.*

4. Ἐὰν ἀποδέχῃ τῶν φίλων τοὺς—] *Si eos amicorum amplecteris, qui morem tibi gerunt in eo quod ad pessimum ducit, non habebis in vitâ,* [i. e. nunquam dum vivis habebis,] *qui in odium tuum incurrent monstrantes quod ad optimum ducat.* Augerus sic Gallicè dedit—*Si vous regardez comme vos meilleurs amis ceux qui vous flattent dans vos défauts, vous ne trouverez personne qui, pour vous en corriger, veuille encourir vôtre haine.*

5. καρτερήσειαν·] Angl. *can endure.* Vide suprà ad p. 27. n. 11.

6. ὀργιζόμενοι τυγχάνωσιν·] Vide suprà ad p. 7. n. 5.

159. 1. ὅπερ πάσχουσιν οἱ πολλοὶ,] Angl. *which is the case with the bulk of mankind.* Vide suprà ad p. 157. n. 2.

2. Ἀθάνατα μὲν φρόνει—] Gall. *Par l'élévation de vos sentimens, montrez que vous aspirez à l'immortalité; et par un usage modéré des choses, faites voir que vous vous reconnoissez mortel.* Auger.

3. προσεζημίωσε] *damno insuper afficit.* Vide suprà ad p. 19. n. 6. item ad p. 97. n. 2. "ἀπαιδευσία, ἀμαθία, *rudeness.* P.

160. 1. Μιμοῦ τὰ τῶν βασιλέων ἤθη,—] Gall. *Prenez leurs moeurs et leurs usages.*—san doûte, pourvu que ces moeurs ne soient criminels: autrement cette maxime ne seroit point d'une saine morale.—Isocrate, écrivant à un jeune homme élevé sous un gouvernement populaire, et transplanté à la cour d'un monarque, lui recommande la soumission la plus parfaite aux volontés du prince sous les loix duquel il vit. Auger.

2. Εἰς ἀρχὴν κατασταθεὶς,] *Magistratum adeptus.* Auger.

3. Μηδενὶ πονηρῷ πράγματι—] *Nulli actioni improbae aut adsis aut patrocineris.* Battie. παρίστασο, Verbum hoc ad advocatos pertinet, qui etiam tacentes suâ personâ reo patrocinantur: quod Latini dicunt *stare ab aliquo.* συνηγόρει, hoc ad oratores pertinet, et causidicos, qui oratione defendunt reum. Wolf.

4. ὀρέγεσθαι τῆς δικαιοσύνης,] *justitiam appetere.* Vid. suprà ad p. 151. n. 6.

161. 1. ἀλλ' οὖν ἐλπίσι γε—] Idem est [ἀλλὰ scil.] quod, *at certè,* vel *saltem;* quo tamen sensu particulas γε οὖν, vel οὖν γε, vel γοῦν, saepiùs adjunctas habet. Vigerus, de Gr. dict. Idiotismis, p. 342. Edit. L. Bat. 1742. C. VIII. 1. 3.

2. γίνου δὲ τοῖς ἄλλοις ἐν μηδετέροις ὢν κατάδηλος.] Ordo est δὲ γίνου ὢν κατάδηλος τοῖς αλλοις ἐν μηδετέροις. *In neutris autem sis aliis manifestus.* "ἐν μηδετέροις, Mediolan. Lange. μηδ' ἐν ἑτέροις, Wolf. Auger. P.

162. 1. ἡ πεπρωμένη] *fatum.* quasi πεπερατωμένη, à περατόω, *finio.*

2. *χάριν σχοίην,*] *gratias haberem.* *σχοίην* Attice pro *σχοῖμι*. Vide suprà ad p. 94. n. 2.

3. *ἣν ἔχων—τυγχάνω.*] Vide suprà ad p. 7. n. 5.

1. *αἱ λῦπαι ταῖς ἡδοναῖς παραπεπήγασι.*] Angl. *pains cling to* 163. *pleasures.* *πεπήγασι*, perf. m. à *πηγνύω* vel *πήγνυμι*, *compingo*, *infigo*: in v. med. *compingo meipsum*, *rigeo*: *infigo meipsum*, *adhaereo.* Apud Graecos nomina virtutum, vitiorum, &c. articulum adsciscunt: necnon apud hodiernos Gallos, sic, *ἡ λύπη*, *la peine*: *ἡ ἡδονή*, *le plaisir.*

2. *τὰς τέρψεις εἰλικρινεῖς*] *εἰλικρινὴς ἡδονὴ* ea voluptas est, quae nihil molesti vel adjunctum habet vel consequens. Wolf.

3. *φαύλοις ἐνδέχεται τὰ τυχόντα πράττειν*·] *hominibus improbis quaevis facere licet*; [Vide suprà ad p. 158. n. 3.] (*εὐθὺς γὰρ τοῦ βίου τοιαύτην πεποίηνται τὴν ὑπόθεσιν*,) *apertè enim vitae suae tale jecerunt fundamentum*, i. e. *nam talem sibi vitae rationem palam proposuerunt.* *πεποίηνται* usurpatur hic in sensu medio, ut saepè fit in perf. pass. "*διότι* pro *ὅτι*, quod nonnulli codices habent. P.

4. *οὐχ οἷόντε*] Vide suprà ad p. 5. n. 6.

" l. 18. *ἐλαττουμένους*] *deficientes*: "fallentes opinionem, quam de "de se dederant." Auger. P.

1. *ὀρέγεσθαι τῆς καλοκἀγαθίας*·] Angl. *to aspire after every thing* 164 *fair and good—after all moral virtue.* Vide suprà ad p. 151. n. 6.

2. *τὰς τῆς φύσεως ἁμαρτίας ἐπικρατήσειεν.*] Angl. *should be able to subdue the depravity of his nature.* Vide suprà ad p. 27. n. 11.

III. NOTAE IN DEMOSTHENEM.

165. 1. E Demosthene.] Demosthenes Demosthenis filius Atheniensis omnium oratorum, qui unquam extitêre, facilè princeps habitus est. De anno quo natus est non consentiunt auctores. Alii quidem putant eum lucem aspexisse Olymp. xcix. 4. alii autem Olymp. ci. 2. et ante C. N. 357. [Vide Saxii Onomast. part I. pag. 70. edit. 2.] Tradit Plutarchus, ex Theopompo, Demosthenis oratoris patrem ex optimatibus esse inter cives Atheniensium, cognoménque ei inditum *Μαχαιροποιὸν*, propterea quod officinam teneret ubi gladii fabricarentur, servósque haberet ejus artificii peritos. Dubitat autem idem Plutarchus de eo quod Aeschines orator de Demosthenis matre narraverit, eam scilicet ex Gylone quodam, qui ob crimen proditionis patriâ exulaverat, atque ex barbarâ matre natam esse. Patrem amisit septem annos natus, qui ei magnas opes legaverat, quarum autem à tutoribus magnâ parte fraudatus est. Ab ineunte aetate infirmâ valetudine utebatur. Philosophiae primùm se dedidit sub Platone et Euclide Megarensi. Verùm audito aliquandò Callistrato oratore, qui magnâ cum populi admiratione causas agebat, in studium eloquentiae, praecipuè sub Isaeo oratore et Andronico histrione, unicè incubuit. In Demosthene "tantum studium fuisse (verbis utor Ciceronis, solius ferè digni qui Demosthenem aemularetur) tantúsque labor dicitur, ut primùm impedimenta naturae diligentiâ industriâque superaret: cúmque ita balbus esset, ut ejus ipsius artis, cui studeret, primam literam non posset dicere, perfecit meditando, ut nemo planiùs eo locutus putaretur: deinde cum spiritus ejus esset angustior, tantum continendâ animâ in dicendo est assecutus, ut unâ continuatione verborum (id quod ejus scripta declarant) binae ei contentiones vocis et remissiones continerentur: qui etiam (ut memoriae proditum est) conjectis in os calculis, summâ voce versus multos uno spiritu pronuntiare consuescebat; neque id consistens in loco, sed inambulans, atque adscensu ingrediens arduo." [De Orator. Lib. I. 61.] Non solùm ipse Cicero sed multi alii scriptores veteres de Demosthene testantur, eum per varia naturae impedimenta ad fastigium eloquentiae tandem pervenisse, omnesque alios oratores arte dicendi longè superâsse, atque adeo plurimum in Republicâ potuisse. "Commemorato ejus nomine, (verba sunt Val. Maximi) maximae eloquentiae consummatio animo oboritur audientium." [viii. 7.] "Sequitur oratorum (inquit Quinctilianus) ingens manus, cum decem simul Athenis aetas una tulerit: quorum longe princeps Demosthenes, ac paenè lex orandi fuit: tanta vis in eo, tam densa omnia, ita quibusdam nervis intenta sunt, tam nihil otiosum, is dicendi modus, ut nec quid desit in eo, nec quid redundet invenias." [Inst. Orat. Lib. x. 1.] Egregiè elucebat ars dicendi Demosthenica contra insidias, quas strueret Philippus ille Macedonum rex in Atheniensium totiúsque Graecíae libertatem. Mira quidem fuit eloquentiae vis, quâ summus orator languidam et paenè deperditam civium suorùm virtutem in hostem illum patriaé subinde excitaverit. Sed dolendum est propriam ipsius virtutem, belli fortunam

expertam, tam miserè defecisse. In praelio apud Chaeroneam commisso, ubi Philippus Athenienses devicit, Demosthenes, abjecto clypeo, fugâ salutem quaesivit. "Cumque id ei (uti nobis narrat A. "Gellius) quod fugerat probrosè objiceretur, versu illo notissimo "elusit, Ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται." [Lib. XVII. 21.] Mors Philippi, quae brevi post victoriam suam accidit, summo erat Atheniensibus, et praesertim Demostheni, gaudio. Spes magnas de libertate recuperandâ fovere coeperunt; quae tamen citò periêre. Alexander Philippi filius, rebus domi compositis, cum exercitu in Boeotiam progressus est. Ferocia Atheniensium concidit; animus Demosthenis obtorpuit. Tandem hicce orator celeberrimus, largitione ab Harpalo se corrumpi passus, famam eloquentiae multùm obscuravit. Ab Areopago damnatus, in carcerem conjectus est. Quibusdam autem adjuvantibus se fugâ subduxit. Tulisse exilium imbecilli animo fertur. Post mortem tamen Alexandri, Athenienses, Demosthenem, pristinae ejus gloriae memores, ab exilio revocârunt. Triremem miserunt, quae eum ex Aeginâ reduceret. Progredientem ex Piraeo in urbem universa civitas, obviam ei facta, eum laeto animo excipiebat. Post reditum tamen, patriâ diu frui ei non erat concessum. Nunciatum est Antipatrem, qui Alexandro in regno Macedoniae successerat, et Craterum, quondam Alexandri comitem, Athenas appropinquare. Demosthenes cum suis clam in fugam se recepit. Templum Neptuni, in insulâ Calauriâ, supplex petit. Ibi in aedis parte interiore, sumpto veneno quod secum clam habuerat, moritur, anno aetatis 62do. Unde Juvenalis—

——————— *Saevus et illum*
Exitus eripuit, quem mirabantur Athenae
Torrentem, et pleni moderantem frena Theatri.—Sat. x. 126.

Vitam ejus et laudationem scripserunt Plutarchus, Lucianus, Libanius, Suidas. Extant sub ejus nomine orationes 61, prooemia ad orationes 65, et epistolae 6, quas orationes singulatim recensuit doctissimus Fabricius in Bibliothecâ Gr. [Lib. II. cap. 26.] De hoc oratorum Principe vide plura passim apud Ciceronem et Quinctilianum.

Editiones Demosthenis.

1. Demosthenis Atheniensis, Oratorum principis Opera; sive Orationes LXII. Graecè, cum Libanii Sophistae argumentis. *Venetiis, apud Aldum*, 1504. *in fol. duabus partibus.* [Hanc editionem Aldum repetivisse videtur eodem anno. Vide Reiskii praef. ad suam Oratorum Edit. p. VII. et LXXXV.]
2. ——————— Graecè, cum commentariis Ulpiani. *Basil. apud Joannem Hervagium*, 1532, *in fol.*
3. ——————— Graecè, curâ Jo. Bernardi Feliciani. *Venetiis, ex officinâ Francisci Bruccioli*, 1543, 3 *voll. in 8vo.*
4. ——————— Graecè, corrigente Paulo Manutio Aldi filio. *Venetiis*, 1554, 3 *voll. in 8vo.* [Scatet haec Edit. mendis typographicis.]
5. ——————— Oratorum principis Opera; sive Orationes LXII. Graecè et Latinè, cum translatione, notis et Gnomologiâ Hier. Wolfii; item Ulpiani commentarii cum Wolfii versione. *Basi-*

165. *leae, apud Oporinum*, 1549, *in fol.* [Ter prodiit separatim Wolfii versio Latina. Prodiit quoque *Basil.* 1569, Specimen Demosthenis, à Wolfio recogniti.]

6. Demosthenis Atheniensis Opera, Graecè, *Lutetiae, apud Joannem Benenatum*, sive, ut tituli quidam habent, *apud Michaelem Sonnium, sub scuto Basiliensi, viâ Jacobaeâ*, 1570, *in fol.*

7. ——————— et Aeschinis Opera, cum utriusque auctoris vitâ, et Ulpiani commentariis novisque scholiis, ex quartâ eâque postremâ recognitione, Graeco-Latina, &c. per Hier. Wolfium. *Basileae, ex officinâ Hervagianâ per Eusebium Episcopium*, 1572, *in fol.*

8. ——————— et Aeschinis Opera, cum utriusque auctoris vitâ, &c. Gr. et Lat. *Francofurti*, 1604, *in fol.* [Universè est eadem cum Basileensi, nisi quod opusculorum nonnullorum sedem mutavit. REISKE. Repetita est sine Wolfii adnotationibus, *Genevae*, 1607,] " *sive Aureliae Allobrogum*, quae est eadem, puto. Adest. P.

9. *Δημοσθένους, Αἰσχίνου, Δεινάρχου, καὶ Δημάδου τὰ σωζόμενα.* Graecè et Latinè. Edidit Joannes Taylor, LL. D. Coll. D. Joannis Cant. Socius, &c. *Cantabrigiae, vol.* 3. et *vol.* 2. *in* 4*to.* "1748. 1757. P. [Mortuo Editore, caetera nondum edita sunt.]

10. Oratorum Graecorum, quorum princeps est Demosthenes, quae supersunt, monumenta ingenii, &c. Gr. et Lat. edidit Joannes Jacobus Reiske. *Lipsiae*, 1770, *et aliis annis*, 12 *voll. in* 8*vo.* [Opus sanè egregium et utilissimum. Plenam editt. enarrationem vide in hujus praef.]

*** Separatim saepè editae sunt quaedam ex orationibus Demosthenis. Exempli gratia: 1. Demosthenis Orationes de Republicâ ad populum, Latio donatae à Vincentio Lucchesino, cum textu Graeco è regione apposito, et notis criticis et historicis. *Romae*, 1712, *in* 4*to.* 2. Demosthenis et Aeschinis *οἱ περὶ τῆς παραπρεσβείας λόγοι ἀντίδικοι*, cum Latinâ Hier. Wolfii versione, &c. curâ Henrici Brooke. *Oxon.* 1721, *in* 8*vo.* 3. *Αἰσχίνου ὁ κατὰ Κτησιφῶντος καὶ Δημοσθένους ὁ περὶ στεφάνου λόγος.* Interpretationem Latinam et vocum difficiliorum Explicationem adjecerunt P. Foulkes et J. Friend. Ed. 4ta. *Oxon.* 1726, *in* 8*vo.* 4. Demosthenis Selectae Orationes. Ad codices MSS. recensuit, &c. Ricardus Mounteney. *Lond.* 1731, *in* 8*vo.* [Quae saepè repetita fuit.] 5. Demosthenis Orationes Philippicae duodecim, Graecè. In imâ paginâ—emendationes nonnullae proponuntur. *Glasg.* 1762, *in* 8*vo.* 6. Demosthenis Orat. de Coronâ, cum Wolfii, Marklandi, Palmerii, et J. J. Reiskii, suisque Animadversionibus edidit Theoph. Christoph. Harles. *Altenburgi*, 1769, *in* 8*vo.* 7. Aeschinis in Ctesiphontem et Demosthenis de Coronâ Orationes. Gr. et Lat. Versionem recudit et notas adjecit Jos. Stock. *Dublin.* 1774. 2 *voll. in* 8*vo.* 8. Orationes Philippicae omnes. Interpretationem denuo castigatam et notas aliquot adjecit Jos. Stock. *Dublin.* 1774, 2 *voll. in* 8*vo.*

2. *ΔΗΜΟΣΘΕΝΟΥΣ ΚΑΤΑ*—] hoc est, DEMOSTHENIS *contra* PHILIPPUM *prima.* Vulgò nominatur PHILIPPICA I.

Quicunque in Demosthenicâ lectione adhuc hospes est, eloquentiam autem hujus summi oratoris quodammodo degustare cupit, sciat is difficultatem in studio Demosthenis ferè totam oriri, non ex verbis quibus utitur, (haec enim plerumque usitatissima sunt,) sed ex eorum

compositione, totiusque orationis structurâ exquisitissimâ, quâ peritissimus ille dicendi artifex cunctis aliis oratoribus longè antecellit. 165.
Nam, ut ait Dionysius Halicarnassensis, in libello qui inscribitur *Περὶ τῆς λεκτικῆς Δημοσθένους δεινότητος*· [vol. vi. p. 1112. Oper. Dion. Hal. Edit. Reiske, Lips. 1777, in 8vo. C. 51.] *Ὁ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ἐπὶ λόγοις, ὅσης οὐδεὶς τῶν πρότερον, αἰώνια συντασσόμενος ἔργα, καὶ τῷ πάντα βασανίζοντι χρόνῳ παραδιδοὺς, οὐδὲν ἐκ τοῦ ἐπιτυχόντος ἔγραφεν· ἀλλ' ὥσπερ τῆς ἐν τοῖς νοήμασιν οἰκονομίας πολλὴν ἐποιεῖτο φρόντιν, οὕτω καὶ τῆς ἐν τοῖς ὀνόμασιν ἁρμονίας.* Hoc est, *Ille qui tantam ex eloquentiâ gloriam perceperit, quantam è prioribus nemo, aeternùm duratura componens opera, atque tempori res cunctas examinanti tradens, nihil fortuitò et temerè scripsit: sed quemadmodum magnam in sententiarum distributione, ita et in compositione verborum operam impendit.* Vide totum hunc Dion. Hal. libellum, in quo Admiranda Vis dicendi in Demosthene optimè enarratur. Consule etiam Dissertationem II. quae inscribitur *De Compositione Veterum; praesertim Demosthenis;* adjectam tomo 2do libri cui titulus, *Of the Origin and Progress of Language*. Edin. 1774, in 8vo.

3. *ΦΙΛΙΠΠΟΥ*] *τοῦ Μακεδόνων βασιλέως, ἐξ οὗ καὶ Ὀλυμπιάδος Ἀλέξανδρος ὁ Μέγας ἐγεννήθη.* Harum orationum tanta fuit celebritas, ut et M. T. Cicero, quas in M. Antonium habuit, infelici et exemplo et aemulatione, Philippicas, quàm Antonianas inscribere maluerit. Nam et Philippi atque Alexandri successor Antipater ad necem compulit Demosthenem; et Cicero crudeliùs etiam interfectus est. Wolf.

In Argumentum.

4. *ʽΥΠΟΘΕΣΙΣ*—] Argumentum, &c. Hoc argumentum auctorem habet Libanium Sophistam, qui Antiochiae familiâ nobili ortus, maturè dedidit se litteris. Floruit circiter annum post natum Christum 350; et varia scripsit Graecè, in quibus Argumenta orationum Demosthenis. Atticae dictionis amantissimus, non tamen venerem verè Atticam assecutus est.

5. *καὶ εἰσηγεῖται, πῶς ἂν ἄριστα τῷ πολέμῳ προσενεχθεῖεν.*] *et illis auctor est quâ ratione ad bellum se optimè accingerent. προσενεχθεῖεν*, per sync. pro *προσενεχθείησαν*, 3 pl. aor. 1. opt. pass. verbi *προσφέρω, offero, admoveo:* [Vide supra ad p. 153. n. 5.] et in v. m. *admoveo meipsum, accingo me*, &c. aor. autem pass. saepè sumitur in sensu medio. [Vide suprà ad p. 7. n. 10.] De hujusmodi tamen locutione ita vir eruditissimus H. Stephanus: "Possumus autem, *οὕτω* "*προσφέρομαι τῷ πολέμῳ* vel *τοῖς πολεμικοῖς*, reddere, Ita me gero "in bello, vel, Ita gero seu administro bellum. Vel, Ita res bellicas "tracto." L. Gr. Thes. tom. iv. c. 118. f. ubi vide plura.

6. *πολιτικὴν*,] Angl. *consisting of citizens*——*πρὸς τὰς τῶν ἐπικαίρων χρείας ἕτοιμος ὑπάρξει, shall be ready on occasional emergencies.*

7. *παραμεμιγμένων δὲ*·] *ita tamen ut sint permisti* civibus. Subintelligitur scil. *πολίταις*.

8. *μηδὲ ἐκ τῆς πόλεως ποιεῖσθαι τὰς βοηθείας*·] *neque ex urbe opem ferre.*—"*βοηθείας ποιεῖσθαι* ex Aeschine pro Auxilia suppeditare." H. Steph. "Thes. I. 760. b.

9. *ἀλλὰ περὶ τὴν Μακεδονίαν ἀναστρέφεσθαι,*] *sed circa Macedoniam versari.*

10. *τοὺς ἐτησίας*] scil. *ἀνέμους*—— Plinius Aquilones vocat, lib. ii.

cap. 47. "Caniculae," inquit, "exortum diebus octo fermè Aquilones "antecedunt, quos Prodromos vocant. Post biduum autem exortum, "iidem Aquilones constantiùs perflant, diebus quadraginta, quos Ete-"sias vocant." Hos Aristoteles, libello de Mundo, permistos esse scribit ex Aquilonibus et Favoniis.——Cum autem Athenae meridionaliores sint,——Macedonia septentrionalior; Athenis in hanc navigaturis adversi erunt Etesiae; ex Macedoniâ Athenas, secundi. Hiberno autem tempore, quamvis Austri familiariùs flent, periculosa per se omnis navigatio. Wolf. Vide H. Steph. L. G. Thes. tom. I. c. 1296. a.

In ipsam Orationem.

106. 1. *ΕΙ μὲν περὶ καινοῦ τινος πράγματος προυτίθετο——λέγειν,*] *Si de novâ aliquâ re dicere proponebatur.* προυτίθετο Atticè pro προετίθετο.

2. *ἐπισχὼν*] Angl. *having restrained* myself—subauditur scil. ἐμαυτόν [Vide suprà ad p. 3. n. 7.] Caeterùm Particula ἂν refertur ad ἦγον infra: haec enim vocula saepè est tanquam praenuntia modi subj. vel opt. interdum et indic. scil. quando indicativus sumendus est in sensu subjunctivi: ita tamen ut, post voces aliquot interjectas, unà cum verbo suo repetatur; ut hic, *ἐπισχὼν ἂν, ἕως οἱ πλεῖστοι,* κ. τ. λ.—*ἡσυχίαν ἂν ἦγον.* Tales autem elegantiae non solùm linguis recentioribus, verùm etiam ipsi Latinae prorsus sunt ignotae.

3. *οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο,*] Angl. *the greatest number of those, who have been accustomed to speak, had declared their opinion,* ut planè indicat v. med. Alludit orator ad legem Solonis, per quam sancitum erat ut, qui suprà quinquagesimum erant aetatis annum, ii primum verba facerent, deinde quivis civium pro aetate et per vices. Haec autem lex illo tempore non vigebat. [Vide *ΑΙΣΧΙΝΟΥ κατὰ ΚΤΗΣΙΦΩΝΤΟΣ λόγον*, prope init.] Legis tamen aequitatem Demosthenes agnoscere videtur, etiam quum in eam peccat: rationes autem reddit satis idoneas.

4. *τότ' ἂν καὶ αὐτὸς ἐπειρώμην,*] Angl. *then even I myself would have attempted*—ἃ γιγνώσκω, λέγειν. i. e. λέγειν τὰ πράγματα, ἃ γιγνώσκω εἶναι βέλτιστα, Angl. *to mention the things, which I know to be best.*

5. *Ἐπειδὴ δὲ, περὶ ὧν*—] i. e. περὶ τῶν πραγμάτων, περὶ ὧν— [Vide suprà ad p. 86. n. 4.] Angl. *but since it happens even now, that we are considering about the things, about which these men have formerly spoken frequently,* ἡγοῦμαι, καὶ πρῶτος ἀναστὰς, εἰκότως ἂν συγγνώμης τυγχάνειν. Angl. *I imagine, that though I have stood up first, I shall with reason meet with indulgence.* Constructio tironibus notanda, ἡγοῦμαι ἀναστὰς, et ἡγοῦμαι ἀναστὰς τυγχάνειν, et ἂν τυγχάνειν. Vide suprà ad p. 94. n. 4.

6. *συνεβούλευσαν*——*βουλεύεσθαι.*] συμβουλεύειν, in activo, *consilium dare:* at συμβουλεύεσθαι, in medio, *curare sibi consilium dari, sive consulere aliquem.* Kusterus de Verbb. Medd. § II. 15.—βουλεύεσθαι, *inter se conferre consilia;* seu *deliberare, consultare inter se:* cum nempè de pluribus dicitur. At de uno cum dicitur, significat, *secum deliberare,* vel *consultare:* uti λογίζεσθαι, *secum reputare* ἐνθυμεῖσθαι, *secum cogitare,* &c. *Idem,* § I. 37.

7. *ἀθυμητέον,*] supple *ἐστὶν ὑμῖν.*

8. *φαύλως ἔχειν*] Vide suprà ad p. 86. n. 1.

9. *Ἔπειτα ἐνθυμητέον,*] supple *ἐστὶν ὑμῖν*. *Deinde considerandum est vobis*, *καὶ παρ᾽ ἄλλων ἀκούουσι*, *et qui ab aliis auditis*, *καὶ τοὺς εἰδόσιν αὐτοὺς ἀναμιμνησκομένοις*, *et qui nostis vosmet ipsi recordantes*,—

10. *ἐξ οὗ χρόνος οὐ πολύς,*] i. e. *ἐξ οὗ χρόνου οὐκ ἔστι πολὺς χρόνος*, *ex quo tempore non est multum tempus*, i. e. *non ita pridem*.

11. *ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων,*] Angl. *in behalf of the rights of Greece*.

12. *ἧς ἐκρατεῖτε*] Vide suprà ad p. 3. n. 3.

13. *καὶ τῇ νῦν ὕβρει τούτου,*] *Φιλίππου* scil. Istius Philippi, qui Graeciae dominatum invadere conabatur, et in Atticam nuperrimè, superatis Thermopylarum angustiis, irrumpere tentaverat. JUVENCIUS. Vide quanto cum contemptu de Philippo loquitur: alibi passim eum *ἄνθρωπον*, Regem vix semel quidem appellat. MOUNTENEY.

14. *καὶ τὸ—τὰ χωρία ταῦτα πάντα ἀπολωλέναι τῇ πόλει,*] *καὶ τὸ*—i. e. *σκοπῶν καὶ τοῦτο τὸ πρᾶγμα, κ. τ. λ.* Angl. *and viewing also the following circumstance*, viz. *that all these strong places are lost to the state*.

1. *οἰκεῖον—κύκλῳ,*] *κύκλῳ*—Angl. *all around*, *οἰκεῖον*, *in alliance with us*. 167.

2. *κατέστραπται*] Perf. pass. in med. sensu, ut saepè fit. Vide suprà ad p. 95. n. 1.

3. *καὶ ὑμεῖς ἐπὶ τῆς τοιαύτης ἐθελήσητε γενέσθαι γνώμης νῦν,*] Angl. *you also were willing to become* intent *upon such a sentiment now*, *ἐπειδήπερ οὐ πρότερον· since, to wit*, you were *not* willing *formerly*;—

4. *συνελόντι δ᾽* [*ἁπλῶς*] *εἰπεῖν,*] subauditur *λόγῳ*. *εἰπεῖν δ᾽ ἁπλῶς*, Angl. *to speak simply*, *λόγῳ συνελόντι*, *in a word comprehending every circumstance together*, i. e. *ut simpliciter et summatim dicam*. Caeterùm conjicit doctissimus Reiskius vocem *ἁπλῶς* è Scholio natam.

5. *ἣν ὑμῶν αὐτῶν ἐθελήσητε γενέσθαι·*] Angl. *if you chose to be your own masters*—

6. *τὰ κατεῤῥαθυμημένα*] *Διὰ ῥαθυμίας προειμένα ὑφ᾽ ὑμῶν, καὶ ἀπολωλότα*. WOLF. "*ἀναλήψεσθε*, an, *reparabitis?* P.

1. *ἔνι*] pro *ἔνεστι*, ut *ἔπι* pro *ἔπεστι*. sed *ἐπὶ* praep. 168.

2. *κατέπτηχε μέντοι ταῦτα πάντα νῦν,*] *Obstupescunt nunc quidem haec omnia, οὐκ ἔχοντ᾽ ἀποστροφήν, quippe quae refugio destituantur*—*κατέπτηχε* est praes. perf. à *καταπτήσσω*, *obstupesco*. Vide suprà ad p. 29. n. 4.

3. *οἷ—ἀσελγείας*] Angl. *to what a pitch of arrogance*,—

4. *καὶ οὐχ οἷός τε ἐστὶν, ἔχων ἃ κατέστραπται, μένειν ἐπὶ τούτων*] Angl. *and though in possession of the places which he hath subdued, is incapable of remaining upon them—cannot be contented with them*; [Vide suprà ad p. 5. n. 6.] *ἀλλ᾽ αἰεί τι προσπεριβάλλεται*, *but is perpetually throwing around them something additional for himself*—i. e. *is constantly enlarging his conquests all around*. Nam *προσπεριβάλλεται* refertur ad *ἃ κατέστραπται* suprà. Caeterùm de vi praepos. *πρὸς* in comp. vide suprà ad p. 97. n. 2.; vide etiam ad p. 167. n. 2.

5. *περιστοιχίζεται.*] *ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων, ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους, ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵνα, ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία, εἰς τὰ δίκτυα ἐμπέσῃ*. *Schol.* Sed hoc forsan commentum est *Scholiastae*, et *περιστοιχίζεται* hîc reddi potest simpliciter, *cingit, circumdat*. Non tamen dissimulandum virum eruditissimum H. Stephanum hîc à partibus Scholiastae stare videri. [Thes. Gr. L.

tom. III. c. 988. f.] Quod genus hominum nimis certè floccifacit acerrimus Reiskius his verbis, "Nugantur plerumque Scholiastae, "et mihi quidem nunquam non animus ab eorum consortio refugit, "hominum ineptorum, quorum stultitiam saepe nescias utrum rideas "magis an misereris.——Per me si stetisset, Scholiorum prorsus "nihil Demostheni meo addidissem; pleraque enim cassa nuce inanio- "ra, futilia, insulsa, trivialia, puerilia sunt." [Praef. in Schol. ad Demost.] Sed hoc est supra modum stomachari; nam quod de Ennio dixerit Virgilius, idem de Scholiastis verè praedicari potest,—nempè—"ex illorum stercore aurum saepè colligendum esse."

6. ἐγὼ μὲν γὰρ οἴομαι—τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι.—] Angl. *for truly I am of opinion, that disgrace hanging over their conduct*, &c.

7. περιϊόντες αὐτοῦ] Angl. *going about here*—κατὰ τὴν ἀγορὰν, *along the forum*. Quam autem aptae sunt hae Interrogationes et Percontationes, quae hîc occurrunt, optimè notavit Longinus de Sublim. § 18. infra p. 312.

8. γένοιτο γὰρ ἄν—] Refertur istud γὰρ non ad id quod proximè praecedit, sed ad id quod eleganter reticetur. *Imò vero aliquid novi dicitur.* Nam *potest esse aliquid magis novum*—&c. [Vide suprà ad p. 62. n. 1.] Ineptiunt planè, qui dicunt γὰρ in talibus locutionibus per pleonasmum poni.

9. ὅπως βούλεσθε, διωκήσαισθε.] *nullus dubito, quin ex animi vestri sententiâ negotium conficeretis.* Nempè Macedoniam redigeritis in vestram ditionem. Utitur autem de industriâ verbo ambiguo et obscuro, ut acuat vincendi cupiditatem, et audiendi. Quod interpreti accurato servandum, ne clariùs efferat, quae obscuriùs dicta majorem vim et dignitatem habent. Juvencius.

10. ὡς δὲ νῦν ἔχετε,] supple ὑμᾶς αὐτούς. Angl. *but as you now behave.*—ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς, καὶ ταῖς γνώμαις. *being in suspense*, or *indecisive, both in your preparations and sentiments.*

169. 1. Ὡς μὲν οὖν δεῖ—] Ordo est: μὲν οὖν παύομαι λέγων, ὡς δεῖ ἅπαντας ὑπάρχειν ἐθέλοντας ἑτοίμως ποιεῖν τὰ προσήκοντα, Angl. *On the one hand then I give over mentioning, that it is necessary for all to be willing readily to execute the things which are suitable*, ὡς ἐγνωκότων ὑμῶν καὶ πεπεισμένων, *since you know and are convinced of it.*

2. —ἣν ἀπαλλάξαι ἄν—] Ordo est: ἣν ἡγοῦμαι ἂν ἀλλάξαι ὑμᾶς ἀπὸ τῶν τοιούτων πραγμάτων. Vocula ἂν tribuit hîc vim futuri infinitivo. Vide suprà ad p. 94. n. 4.

3. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες, μάλιστα εἰς δέον λέγουσιν·] Angl. *for those, who tell you to proceed instantly and this very day, by no means speak most to the purpose.*

4. ἀλλ' ὃς ἂν δείξῃ,] i. e. ἀλλ' ἐκεῖνος λέγει μάλιστα εἰς δέον, ὃς ἂν δείξῃ, κ. τ. λ.——λέγει μάλιστα εἰς δέον, Angl. *speaks most to the purpose.*

5. τέως ἂν ἢ διαλυσώμεθα, πεισθέντες, τὸν πόλεμον,—] Angl. *until either, being persuaded, we shall finish the war, or prove victorious over our enemies.*

6. οὐκέτι τοῦ λοιποῦ] i. e. διὰ τοῦ λοιποῦ—Angl. *no longer for the future.*

☞ Quod restat hujus orationis non minus exquisitum est. Sed operis nostri ratio specimina quaedam seligenda tantùm admittit. Habita erat haec Philippica Olymp. cvii. 1. Aetat. Demosth. 30.

1. *ΔΗΜΟΣΘΕΝΟΥΣ ΟΛΥΝΘΙΑΚΟΣ Α'.*] hoc est, Demo- 170
sthenis Olynthiaca I.

Olynthus, Thraciae urbs, in Peninsulâ Pallenes sita est, inter Sinum Thessalonicum et Toroneum. Plures ei cum Amyntâ Philippi patre contentiones interfuerant. Philippo etiam, quum imperium ingressus esset, obstiterat. Diod. l. xv. Isoc. in Archid. et Paneg. Is tamen iracundiae suae initio non paruit, sed è contra amicitiae indiciis maximè fallacibus, eos, quos ad cladem destinabat, consopire studuit: eoque certiorem sibi reddidit vindictam, quo tardiùs atque occultiùs procedebat. Tandem Olynthum obsidione cingit, atque hoc illud est quod tribus Olynthiacis materiam praebuit. Has ego eodem ordine, quo Dionys. Halicarn. Ep. I. ad Amm. colloco; eique ipsa ratio suffragatur. Namque initio hujus Olynthiacae, quam ego primam facio, Orator Atheniensibus instat de foedere citò cum Olynthiis ineundo; in duabus autem reliquis id foedus initum supponit, inque id solum incumbit, ut ostendat quàm necesse sit, quae ex eo tenebantur facere, ut faciant. Consequentia cuivis facilè patebit. Tourellus, apud Mounteney.

Ex Libanio autem et Ulpiano vulgò nominatur Olynthiaca Secunda: et oratio illa cujus haec verba sunt initium, ἀντι *πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων, κ. τ. λ.* vulgò nominatur Olynthiaca I. cujus Argumenti, cum fuerit à Libanio pleniùs descriptum, primam partem, quae est tanquam praefatio ad cunctas orationes Olynthiacas, libet hic apponere.

ΥΠΟΘΕΣΙΣ.

Ὀλύνθος ἦν πόλις ἐπὶ Θράκης· Ἑλληνικὸν δὲ ταύτῃ τῶν ἐνοικούντων τὸ γένος ἀπὸ Χαλκίδος τῆς ἐν Εὐβοίᾳ· ἡ δε Χαλκὶς Ἀθηναίων ἄποικος. Πολλοὶ δὲ πόλεμοι καὶ ἔνδοξοι τῆς Ὀλύνθου Ἀθηναίοις τε γὰρ ἐπολέμησεν ἄρχουσι τῶν Ἑλλήνων τὸ παλαιὸν, καὶ αὖθις Λακεδαιμονίοις· χρόνῳ τε εἰς δύναμιν προῆλθε μεγάλην, καὶ τῶν συγγενῶν πόλεων ὑπερεῖχεν· (α') ἦν γὰρ ἐπὶ Θράκης πολύ τι γένος Χαλκιδικόν. Φιλίππῳ δὲ τῷ Μακεδόνων βασιλεῖ συμμαχίαν οἱ Ὀλύνθιοι ποιησάμενοι, καὶ πολεμοῦντες μετ' αὐτοῦ πρὸς Ἀθηναίους τοκαταρχὰς, (β') καὶ, τοῦτο μὲν, Ἀνθεμοῦντα παρὰ τοῦ Μακεδόνος εἰληφότες, πόλιν ἀμφισβητήσιμον Μακεδόσι καὶ Ὀλυνθίοις, τοῦτο δὲ, Ποτίδαιαν, ἣν Ἀθηναίων ἐχόντων ἐκπολιορκήσας ὁ Φίλιππος Ὀλυνθίοις παρέδωκεν, (γ') ὕστερον ὑποπτεύειν ἤρξαντο τὸν βασιλέα, ὁρῶντες αὐτοῦ ταχεῖαν καὶ πολλὴν τὴν αὔξησιν, οὐ πιστὴν δὲ τὴν γνώμην· ἀποδημοῦντα δὲ τηρήσαντες αὐτὸν, πέμψαντες πρέσβεις πρὸς Ἀθηναίους, κατελύσαντο τὸν πρὸς αὐτοὺς πόλεμον, ποιοῦντες τοῦτο (δ') παρὰ τὰς συνθήκας τὰς πρὸς Φίλιππον· (ε') συνετέθειντο γὰρ καὶ κοινῇ πολεμεῖν πρὸς Ἀθηναίους, κἂν ἄλλο τι δόξῃ, (στ') κοινῇ σπείσασθαι. Ὁ δε Φίλιππος, πάλαι μὲν προφάσεως ἐπ' αὐτοὺς δεόμενος, τότε δὲ ταύτην λαβὼν, ὡς τὰς συνθήκας παραβεβηκόσι, καὶ πρὸς τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ φιλίαν ἐσπεισμένοις, πόλεμον ἐπήνεγκεν. Οἱ δὲ πεπόμφασι πρέσβεις εἰς Ἀθήνας περὶ βοηθείας· οἷς ὁ Δημοσθε-

170. *νης συναγορεύει, βοηθεῖν κελεύων τοῖς Ολυνθίοις· καὶ φησὶ τὴν Ολυνθίων σωτηρίαν ἀσφάλειαν τῶν Αθηναίων εἶναι· σωζομένων γὰρ τῶν Ολυνθίων, οὐδέποτε ἥξειν εἰς τὴν Αττικὴν Φίλιππον.* * * *

Notae in Argumenta

I. (ά.) *ἦν γὰρ ἐπὶ Θράκης πολύ τι γένος Χαλκιδικόν.*] Angl. *for a considerable number of people of Chalcidian extraction dwelt in Thrace.*

(β΄.) *καὶ, τοῦτο μὲν,—τοῦτο δὲ,*] *idque partim—partim*—Vide suprà ad p. 6. n. 4.

(γ΄.) *ὕστερον ὑποπτεύειν ἤρξαντο τὸν βασιλέα,*] *postea regem suspectum habere coeperunt.* De *ἤρξαντο* vide suprà ad p. 46. n. 1.

(δ΄.) *παρὰ τὰς συνθήκας*] Angl. *contrary to the treaty*——Praep. *παρὰ* usurpatur in hoc sensu.

(έ.) *συνετέθειντο*] *pacti fuerant.* *συντιθέναι*, in v. act. *componere:* *συντίθεσθαι* in v. med. *componere inter se, pacisci.* Vide suprà ad p. 116. n. 1.

(στ΄.) *κοινῇ σπείσασθαι.*] et *ἐσπεισμένοις* paulo infrà. Vide suprà ad p. 116. n. 1.

* * *

II. 2. *Προσήκαντο μὲν τὴν πρεσβείαν—*] *Admiserant legationem Olynthiorum Athenienses, atque illis opitulari statuerunt.* Talis est nempè rerum status, quando infit orator verba facere.

3. *καὶ δεδιόσιν* [*ἐκείνοις* scil.]——*παρελθὼν ὁ Δημοσθένης,*] *et ad illos metu perculsos——quum prodiisset Demosthenes——*

4. *ἀσθενεῖς εἶναι καθ' ἑαυτούς.*] *infirmos esse per se.*

In ipsam Orationem.

5. *ΕΠΙ πολλῶν μὲν ἄν τις ἰδεῖν,——δοκεῖ μοι—*] Angl. *Methinks that one indeed may perceive on many emergencies,* &c. *ἐπὶ πολλῶν* supple *παθημάτων*, vel tale aliquid. *τις δοκεῖ μοι ἂν ἰδεῖν. ἂν* non solùm saepè tribuit vim futuri infinitivo aorist. sed et interdum vim *δυνητικήν*. Vide Viger. de Gr. L. Idiotism. Cap. VIII. § II. Reg. XV.

6. *τὸ γὰρ—*] Angl. *for the* following circumstance——*τοὺς* [*ἀνθρώπους*] *πολεμήσοντας Φιλίππῳ—that the men who are on the eve of a war with Philip, γεγενῆσθαι κεκτηνένους καὶ ὅμορον χώραν καί τινα δύναμιν, are in possession both of a contiguous territory and a considerable force,—" τὸ γὰρ γεγενῆσθαι τοὺς πολεμήσοντας*—P.

7. *Δεῖ τοίνυν——αὐτοὺς—*] *αὐτὸς*, spiritu leni, promiscuè significat, vel *aliquem alium*, vel *seipsum*. Vigerus. C. IV. r. 6. Videtur hìc subintelligi *ἡμᾶς*.

8. *χείρους—τῶν ὑπαρχόντων·*] Id est, *τῆς τύχης, τοῦ καιροῦ, τῆς θείας εὐεργεσίας.* Utendum occasionibus et fortunae benignitate: divina liberalitas amplectenda. Wolf. Idem (participium scil. verbi *ὑπάρχω*) neutrum plurale—pro *Deo ipso*, vel *fortuna*, vel alio quovis ponitur, quo auctore talis aut talis sit rerum nostrarum status. Demosthen. Olynth. 2. cum dixisset, Deos et fortunam populo Atheniensi favere, eum ne sibi desit cohortatur, *μὴ χείρους εἶναι δόξωμεν περὶ ἡμᾶς αὐτοὺς τῶν ὑπαρχόντων, ne deteriùs nobis, quam Dii ipsi, à quibus ea habemus praesidia, consulere videamur*, aut simpliciùs, *deteriùs quam praesens rerum status exigat.* Vigerus, Cap. VI. § IV. Reg. X.

9. ὡς ἐστι τῶν αἰσχρῶν,] Angl. *since it is*, or *since it would be of the number of things which are base*—ὡς ἐστι idem est ac ὡς ἂν εἴη, Vide suprà ad p. 122. n. 6.

10. φαίνεσθαι προϊεμένους,] Angl. *to be plainly giving up*—[Vide suprà ad p. 155. n. 2.] "Interdum verò, et saepe quidem, dicitur "προΐεσθαί τι, non adjecto dativo, pro *Amittere è manibus, Sinere* "*sibi elabi*, vel *pro derelicto habere*. Qua in significatione jungitur "etiam Genitivo à Demosthene, Olynthiaca 2. circa principium, μὴ "μόνον πόλεων, κ. τ. λ." H. STEPH. Thes. voce Προΐεμαι. I. 1670.

11. Τὸ μὲν οὖν,——τὴν Φιλίππου ῥώμην διεξιέναι,] Philippi vires et potentiam commemorare. Quae initio parva cum esset, nunc amplificata est ejus sedulitate: quam si vos imitaremini, vestrum etiam imperium cresceret. WOLF.

1. αἰσχύνην ὠφλήκατε.] Demosthenes eleganti hâc metaphorâ, à 171 debitoribus sumptâ, qui Gr. ὀφλοντες dicuntur, sive iis qui judicio damnantur, maximoperè uti amat.—bene dicuntur αἰσχύνην ὀφλισκάνειν, *probrum debere* aut *luere*. MOUNTENEY.

2. Ὧν οὐκ——τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν.]—Idem est ac si dixisset, οὐχ ὁρῶ νῦν καιρὸν τοῦ ταῦτα λέγειν. REISKE. τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις—*illis qui pro ipsius commodo rempublicam administrârunt*.

3. ἃ δὲ καὶ χωρὶς τούτων ἔνι,] ἔνι pro ἔνεστι. Vide suprà p. 168. n. 1.

4. Τὸ δὲ πάνθ', ὅσα—] Verba sic ordinanda sunt, mutato propter relativum pronomen participio in verbum: τὸ διεξιέναι πάντα, ὅσα Φίλιππος ἔπραξε πώποτε, καὶ ἐλέγχειν αὐτὸν ἐφ' ἅπασι τούτοις, συμβαίνει καὶ δεῖσθαι λόγου βραχέος, καὶ ἡγοῦμαι συμφέρειν εἰρῆσθαι, ἕνεκα δυοῖν. Hyperbolica propositio, referenda tantùm ad ἐπίορκα καὶ ἄπιστα ἔργα, quorum tria tantùm, sed magna recenset, deceptos Athenienses, Olynthios, Thessalos. WOLF.

5. τοῦ τ' ἐκεῖνον,—φαῦλον φαίνεσθαι·—] i. e. τε [ἕνεκα] τοῦ ἐκεῖνον φαίνεσθαι—*tum ut ille improbus videatur*, &c.

6. καὶ τοῦ τοὺς ὑπερεκπεπληγμένους,—] i. e. και [ἕνεκα] τοῦ τοὺς ὑπερεκπεπληγμένους τὸν Φίλιππον, ὥς τινα ἄμαχον, ἰδεῖν, ὅτι ἐξελήλυθε διὰ πάντα, οἷς παρακρουόμενος πρότερον, νῦν ηὐξήθη μέγας, καὶ τὰ πράγματ' αὐτῷ ἥκει πρὸς αὐτὴν τὴν τελευτήν. *tum ut qui obstupefacti admirantur Philippum, tanquam invictum quendam, videant eum jam cuncta exantlâsse, quibus homines superiori tempore circumveniens, magnus nuper evaserit, atque ad ipsum jam finem res illius appropinquare.*

7. εὑρίσκω, τὴν—] Hunc locum, cujus difficultatem agnoscit Wolfius, sic construe:—εὑρίσκω [τὸν Φίλιππον] μὲν προσαγόμενον τὴν ἡμετέραν εὐήθειαν τὸκαταρχὰς, ὅτε τινὲς ἀπήλαυνον ἐνθένδε Ὀλυνθίους βουλομένους διαλεχθῆναι, τούτῳ—Angl. *I find Philip, on the one hand, first taking advantage of our simplicity, (when certain persons were driving away from this place Olynthian deputies who wanted to confer with us,)*—taking advantage of our simplicity *by this* cir cumstance—τῷ, *by the* circumstance, viz. [ἐκεῖνον] φάσκειν, *that he said*, &c. καὶ τῷ, *and also by this*, τὸ [ἐκεῖνον] κατασκευάσαι ἐκεῖνό ποτε θρυλλούμενον ἀπόῤῥητον, viz. *his having hatched that once much-talked-of secret;* on purpose to gull the Athenians. "κατασκευάσαι "benè habet; eo quod argutis strophis, clandestinisque amicorum, quos "Philippus Athenis alebat, molitionibus, effecit hoc, ut fides habere-

" tur illi quondam celebri, vulgi crebris sermonibus jactato arcano. " *κατασκευάζειν* est imposturam quasi compaginare, commachinari, " et, ut vocabulum Graecum sonat, convasare, h. e. comminisci, con- " suere." Reiske. Qui plura velit de *arcano illo omnium ore jactato*, adeat Suidam v. *τί ἐστι τὸ*, &c. [tom. 3. p. 467. Edit. Kuster.] ibidémque notatum. *τὴν δ' Ὀλυνθίων φιλίαν*—scil. *εὑρίσκω ἐκεῖνον προσαγόμενον*, uti suprà,—Angl. *and on the other hand I find him enticing the alliance of the Olynthians*—*τῷ ἐξελεῖν*, &c.

172. 1. *τὰ τελευταῖα*,] *postremò*, ut *τὰ πρῶτα*, *primùm*, et ejusmodi multa. Sic paulò infrà *τὰ πρῶτα* et *τὰ λοιπά*.

2. *πόλεμον—πολεμήσειν*] Vide suprà ad p. 31. n. 11.

3. *βίᾳ καθέξειν αὐτὸν τὰ πράγματα*,] Ang. *will retain his possessions by force*, *τῷ—προειληφέναι*, *by having seized beforehand.*

4. *ἀνεχαίτισε*] significat hoc v. primitùs crines vel pilos animantium retro, antrorsum, à tergo ad frontem reagere: hinc, quicquid est, in adversum retorquere. Reiske. De hoc sensu aorist. vide suprà ad p. 19. n. 6. Consule etiam Vigerum de Gr. Dict. Idiotism. Cap. V. § III. Reg. XI. et quae ibi annotavit vir planè egregius Henr. Hoogeveen, Edit. L. Bat. 1742.

5. *εἰς μὲν ἅπαξ*] hic deesse videtur *προχωρεῖ*, vel tale quid. *Semel quidem succedunt.* Reiske.

6. *ἂν τύχῃ*] *si fors ita tulerit.*

7. *τῷ χρόνῳ δὲ φωρᾶται*,] *tempore autem fures deprehenduntur.* Est nempè metaphora. " Simpliciter, *deprehenduntur*. P.

8. *περὶ αὑτὰ*] ipsa à semet ipsis, per semet ipsa destruuntur, et super semet corruunt. Simile ductum à nive in semet contabescente. Reiske.

173. 1. *οὕτως ἀρέσκει μοι·*] scil. *μάλιστα*. Sicut *τὸ ὅπως* superlativos habet *τάχιστα καὶ κάλλιστα*. Wolf.

2. *ἐξεληλυθότων ἡμῶν ἀξίως τῆς πόλεως, καὶ ὄντων ἐπὶ τοῖς πράγμασιν*] *profectis nobis ut decet civitatem, et in res nostras intentis.*

3. *τοῦτο συναμφότερον·*] scil. *ἥ τε Μακεδονικὴ καὶ ἡ Ὀλυνθιακὴ δύναμις*. Wolf.

4. *ἐπὶ τὴν τυραννικὴν οἰκίαν ἐβοήθησε·*] Adversus Pitholaum et Lycophronem, qui cum, sorore Thebe adjutrice, affinem Alexandrum occidissent, tyrannicidae habiti; non multò post ipsi eandem tyrannidem occupârunt. *Idem.*

174. 1. *τοῦτο ἐζήλωκε*] *τοῦτο* designat insequens *καὶ παθεῖν τι κινδυνεύων*. hoc studet, ad hoc contendit, ut nempè, si necesse sit, et casus sic ferat, vel corporis ipsius artuumve jacturam patienter perferat. Reiske. " Scil. ut gloriam consequatur. P.

2. *οὔτ' ἐπὶ τοῖς ἔργοις,—*] *ἔργα* sunt arva et sata omnia, vites, horti, quibus colendis vita toleratur, victus quaeritur. *τὰ ἴδια* sunt propria cujusque domicilia, artes manuariae, quas exercet, et res familiaris. *Idem.*

3. *οὐθ' ὅσ' ἂν πορίσωσιν—*] Ordo est: *οὔτ' ἔχοντες* [*δύναμιν*] *διαθέσθαι ταῦθ' ὅσ' ἂν πορίσωσιν* [*ἑαυτοῖς*] *οὕτως ὅπως ἂν δύνωνται.*

4. *πεζέταιροι*,] sic dicti, quasi pedites socii. Wolf.

5. *συγκεκροτημένοι τὰ τοῦ πολέμου*] *δεινοὶ πολεμισταί.*—Videtur non tam fortitudinem et peritiam rei militaris, (etsi has quoque,) quàm concordiam et mutuas operas significare. Wolf.

6. τινὸς ἤκουον,] i. e. ἐκ vel ἀπὸ τινός. οὐδαμῶς οἷόν τε—Vide suprà ad p. 5. n. 6.

7. οἷος ἔμπειρος—] τοιοῦτος οἷος, id est, εἴ τις ἔμπειρός ἐστι πολέμου. Elegantis pleonasmi speciem habet. Wolf. οἷος videtur vitiosè redundare, atque tollendum esse, ut natum ex οἷς posteriore syllabâ vocabuli αὐτοῖς, quod modò praecessit. Reiske.

1. Καλλίαν ἐκεῖνον τὸν δημόσιον,] Gall. *ce Callias esclave public.*— 175.
Il y avoit des esclaves qui appartenoient à la ville, et qui étoient consacrés à ses plaisirs, à des fonctions publiques, sacrés ou profanes. Tel avoit été Callias, qui probablement avoit obtenu sa liberté et s'étoit retiré auprès de Philippe. Auger. δοῦλον. Suidas, δημοσίους ἔλεγον τοὺς τῆς πόλεως δούλους. Et Aeschines: ἄνθρωπον δημόσιον, οἰκέτην τῆς πόλεως. Wolf.

2. νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν·] Angl. *At present however* [τὸ κατορθοῦν, *his being successful*]—*his prosperity* [*obscures them*] *throws them in the dark.*

3. εἰ δέ τι πταίσειε,] *si verò quid impegerit.* Vide suprà ad p. 27. n. 11.

4. δείξειν οὐκ εἰς μακρὰν,] supple ὥραν, *brevi ostensurus.*

5. κἂν ῥῆγμα, κἂν στρέμμα, κἂν ἄλλο τι τῶν ὑπαρχόντων σαθρὸν ᾖ·] Angl. *whether it be a fracture, or whether it be a sprain, or any thing else about us that is unsound.*

6. Οὐ μὴν ἀλλ'] Vide suprà ad p. 60. n. 3. et ad p. 153. n. 2.

7. οὐκ ἔνι δ'—] οὐκ ἔνι [ἔνεστι] δ' αὐτὸν ἀργοῦντα ἐπιτάττειν οὐδὲ τοῖς φίλοις ποιεῖν τι ὑπὲρ αὐτοῦ, μὴ [ἔνεστι] δὴ [ἐπιτάττειν] τοῖς θεοῖς γε [ποιεῖν τι ὑπὲρ αὐτοῦ.] Angl. *but it is not allowable* for a person, *while himself remains inactive, to be commanding even his friends to do any thing in his behalf,*—it is *not surely* allowable for him *at least* to be commanding *the gods* to do any thing for him. Confer Sallust. in orat. Catonis: nam tanti est. "μήτι γε δὴ, *nedum.* P.

1. ἡμῶν μελλόντων, καὶ ψηφιζομένων, καὶ πυνθανομένων περιγίνεται·] *nos cunctantes et suffragia ferentes et percontantes superat.* περὶ in comp. saepè denotat *excellentiam*, et habet post se gen. perinde ac si esset gradûs compar. 176.

2. ὑμῖν ἐξὸν,] ἐξὸν scil. absolutè sumitur, ut similia participia neutra.

3. τὰ ὑμέτερ' αὐτῶν ἀνηλίσκετε εἰσφέροντες,] Angl. *you were spending in contributions your own proper resources.* "εἰσφέρειν plerumque usurpatur de contributione pecuniariâ." Reiske, Index Graecitatis Demosth. Caeterùm τὰ ὑμέτερ' αὐτῶν, *vestra ipsorum*, constructio est Graecis scriptoribus familiaris. [Vide Viger. Cap. IV. Reg. v.] Sic paulò inferiùs, ὑμετέρων αὐτῶν κτημάτων, idem quod, ὑμῶν αὐτῶν κτημάτων.

4. καὶ καθ' ἕνα αὐτῶν ἕκαστον ἐν μέρει·] *et eorum singulos per vices.*—ἐν μέρει, vel κατὰ μέρος, aliquando significat, non tantùm *sigillatim*, sed etiam *vicissim.* Viger. Cap. III. § vii. Reg. ii.

5. ὁ χρόνος ἅπας διελήλυθεν.] Angl. *the time is quite gone.* Vide suprà ad p. 27. n. 4.

6. Εἶθ' οὕτως ἀγνωμόνως ἔχετε,] *Quid ergo, adeóne stolidi estis,*—Vide suprà ad p. 86. n. 1.

7. ἀλλ' οὔτ' εὔλογον, οὔτ' ἔχον ἐστὶ φύσιν τοῦτό γε·] Cum multis accusativis jungi solet [ἔχω scil.] Rarior illa est, cum accusativo φύσιν, conjunctio, quam habet Demosth. Olynth. 2. ἀλλ' οὔτ' εὔλογον, κ. τ. λ. *At hoc quidem neque rationi consentaneum est, nec habens*

naturam, i. e. *neque cum naturâ congruit: praeter naturam est.* Vigerus, Cap. V. § vii. Reg. xv.

8. *πολὺ γὰρ ῥᾷον—πέφυκε.*] *naturâ enim comparatum est, ut sit multo facilius*, &c. Elegans est admodum usus praeteriti perf. activi verbi *φύω* et *πέφυκα* notat: *Ita natura comparatus sum, ita soleo, ita ingenium fert*, vel simile quid. Hoogeveen apud Vigerum. V. 14. 7. n.

9. *Αὐτῶν οὖν ὑμῶν ἔργον τοῦτ' ἤδη.*] supple *ἐστί—vestrûm igitur ipsorum hoc jam officium est.*

10. *τῶν πραγμάτων κρατήσητε·*] Vide suprà ad p. 3. n. 3.

177. 1. *τὰς προφάσεις δ' ἀφελεῖν, καὶ τὰ καθ' ὑμᾶς ἐλλείμματα.*] Angl. *and to remove the pretexts* formerly alleged, *and the* former *delinquencies, as much as in you lies.* Per *ἐλλείμματα*, quidam hîc intelligunt *Reliqua*, h. e. quod reliquum est stipendii nondum persolutum: Angl. *arrears*: nescio qua syntaxi. Hîc potiùs simpliciter sonare videtur *delicta*. [" *vestra?* P.] Augerus, nuperus Gallicè Demosthenis Interpres, sic vertit, *ôter à vos Guerriers tout prétexte et tout sujet de plainte.*

2. *οἱ δὲ κίνδυνοι τῶν ἐφεστηκότων ἴδιοι·*] Supple *εἰσί· pericula autem sunt Imperatorum.*

3. *ἐκεῖ δὲ,*] Angl. *but there*, i. e. *in their own enterprizes.* Opponitur ad *ἐνταῦθα μὲν* suprà. *κίνδυνοι μὲν* [*εἰσὶ*] *ἐλάττονες, τὰ δὲ λήμματα* [*ἐστὶ*] *τῶν ἐφεστηκότων, κ. τ. λ.* *the hazards, on the one hand, are less; and on the other, the prizes are the property of the captains*, &c.

4. *δόντες λόγον,*] Angl. *having granted them liberty of speech.*

5. *εἰσεφέρετε κατὰ συμμορίας·*] *tributa conferebatis per classes.* De *συμμορία* vide H. Steph. Thes. in voce." In Indice. P.

6. *οἱ μὲν ὡς τούτους, οἱ δὲ ὡς ἐκείνους.*] *alii ad hos, alii ad illos.*—*ὡς* Atticè pro *πρός*.

7. *Δεῖ δὴ ταῦτα ἐπανέντας,—*] *vos sanè oportet, his derelictis, atque vobismet ipsis jam nunc etiam vestri ipsorum juris factis, communem reddere tum dicendi, tum consultandi, tum agendi facultatem.*

8. *Εἰ δὲ, τοῖς μὲν,—*] verborum nonnihil insolentiùs trajectorum haec est sententia, ac si dixisset; *τοῖς μὲν ὑμῶν ἀποδώσετε μόνον τὸ ἐπιτάττειν, ὥσπερ ἔχουσιν ἐξουσίαν τυραννικήν.* Reiske.

178. 1. *μὴ ἃ ἂν ὁ δεῖνα, ἢ ὁ δεῖνα εἴπῃ.*] *non ea quae hic vel ille dixerit.* *Δεῖνα, ὁ* vel *ἡ*, vel *τὸ*, gen. *δεῖνος*, dat. *δεῖνι*, acc. *δεῖνα*. Vocabulum quo utuntur (praefixo articulo) loco nominis ejus de quo loquuntur: ut quum Gallicè dícimus *un tel.* H. Steph. Thes. ad vocem. Ubi vide plura. Vide etiam Moor Elementa Gr. L.

☞ Dicta erat haec Olynthiaca, Olymp. cvii. 4. Aetat. Demosth. 33.

---

179. 1. *ΔΗΜΟΣΘΕΝΟΥΣ ΟΛΥΝΘΙΑΚΟΣ Β'.*] h. e. Demosthenis Olynthiaca II. Vulgò nominatur Tertia. Tres autem Orationes Olynthiacae videntur dictae eodem anno: secundum ordinem quem hîc sequuti sumus.

Notae in Argumentum.

2. *οἶδε γὰρ, ὅτι καὶ Ἀθηναῖοι, καὶ ἄλλοι πού τινες,—*] *novit enim et Athenienses et alios quosdam esse quidem sollicitos ne res suas perdant, minùs autem de ulciscendis adversariis laborare.* h. e.—quippe qui

nôsset non solùm Athenienses, sed et vulgus hominum, cum ne res suas perdant sunt solliciti, non adeò de ulciscendis adversariis laborare.

3. —τῆς περὶ τῶν θεωρικῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται,] *consilium de pecunia theatrali apertiùs attingit,*—apertiùs nempè quàm in illâ oratione, quam Libanius, hujus argumenti auctor, Olynthiacarum primam numerat. Caeterùm de τοῖς Θεωρικοῖς, et de lege cujus hîc mentio facta est, vide Potteri Archaeol. Gr. B. I. Ch. XIV. et XXVI.

4. ἵνα ἄδεια ᾖ τοῦ συμβουλεύειν τὰ βέλτιστα.] *ut omnibus detur facultas optima consilia proponendi.*

5. καὶ στρατεύεσθαι σώμασιν οἰκείοις·] *et ipsi cives militent.*

In ipsam Orationem.

6. *ΟΥΧΙ ταὐτὰ*—] Ordo est: οὐχὶ παρίσταταί μοι γινώσκειν ταὐτὰ, Angl. *It is not in my power to form the same judgment.*—Observent tirones differentiam inter ταῦτα, *haec*, et ταὐτὰ vel ταυτὰ i. e. τὰ αὐτὰ, *eadem.*

7. *Οὐδὲν οὖν ἄλλο*—] Sic ordinanda sunt verba: οἱ τὰ τοιαῦτα λέγοντες δοκοῦσί μοι οὐδὲν ἄλλο ἁμαρτάνειν, ἢ τὴν ὑπόθεσιν, οὐχὶ τὴν οὖσαν, περὶ ἧς βουλεύεσθε, παριστάντες ὑμῖν, pro ἢ ὅτι οὐ παριστᾶσι. *Qui igitur talia dictitant, non in alio delinquere mihi videntur, nisi quòd à totius vestrae deliberationis scopo aberrent:* τὴν ὑπόθεσιν, οὐχὶ τὴν οὖσαν, id est, οὐ τὴν ἀληθῆ, περὶ ἧς βουλεύεσθε· *proponunt vobis argumentum, non verum illud, de quo deliberatis.* Erat autem ἡ οὖσα, ut Olynthii strenuè juvarentur: quo clamosi oratores omisso ad Philippum ulciscendum hortabantur. WOLF. "Vel, *nihil aliud* facere, *quam errare*—Idem. οὐδὲν ἄλλο ἢ ἁμαρτάνειν. P.

1. ἐπ' ἐμοῦ] *meâ aetate.* 180.

2. τοῦθ' ἱκανὸν προλαβεῖν εἶναι ἡμῖν τὴν πρώτην,] *satis esse nobis, si hoc primum anteverterimus.* τὴν πρώτην—scil. ὁδὸν, τουτέστι τὸ πρῶτον, ὑπεῤῥηματικῶς. WOLF. "Annon, ἐπιῤῥηματικῶς? P.

3. τότε καὶ περὶ—] τότε ἐξέσται σκοπεῖν καὶ περὶ τοῦ—Angl. *then it will be lawful for us to consider also about the* following circumstance, viz. [κατὰ] τίνα τρόπον τις τιμωρήσεται ἐκεῖνον.

4. ἐκ τοῦ πρὸς—] ἐκ τοῦ ἐνίους δημηγορεῖν πρὸς χάριν, Angl. *from the* circumstance *that certain persons harangued the people* with a view *to favour.*

5. μὴν μὲν ἦν Μαιμακτηριών·] *mensis quidem erat October.* De anno Attico omnino consulendi sunt *Fasti Attici*, auctore Edoardo Corsinio, viro his rebus longè omnium eruditissimo. Hîc autem Studiosis explicandus venit, vivâ voce, inter docendum.

6. τάλαντα ἑξήκοντα] Vide suprà ad p. 86. n. 12.

7. Ἑκατομβαιὼν, Μεταγειτνιὼν, Βοηδρομιών·] Supple ἦν. *Julius, Augustus, September*—secundum Corsinium. "Reisk. Ind. V. XII. p. 932.

8. μετὰ τὰ Μυστήρια,] *post Mysteria, Cereris* scil. *Eleusinia* dicta. De his vide Potteri Archaeol. Gr. B. II. Ch. XX. "XXVI.

1. θεάσασθε—] θεάσασθε, [καθ'] ὃν τρόπον ὑμεῖς ἔσεσθε ἐστρατηγηκότες ὑπὲρ Φιλίππου [κατὰ] πάντα. Angl. *see, how you will have become, to all intents and purposes, Generals, in the service of Philip.* 181

2. οὔτε Φίλιππος ἐθάῤῥει τούτους,] dictio benè Graeca est θαῤῥεῖν τινα, pro, securus alicujus causa esse, nil mali sibi ab eo metu-

esse. Citat h. l. Lexicon vetus apud Montfauc. Bibl. Coislin. p. 497. Reiske.

3. ἐπορίζομεν ἡμεῖς] Supple πρὸς ἐκείνους.

4. καὶ δυσχερὲς,] id est, καὶ ταῦτα μέν τι δυσχερὲς impedimentum aliquod, idque imprimis durum et impeditum. Reiske.

5. πόλιν μεγάλην—] πόλιν μεγάλην διηλλαγμένην πρὸς ἡμᾶς ἐφεδρεύειν τοῖς ἑαυτοῦ καιροῖς. *Civitatem magnam, nobis reconciliatam, in statione imminere occasionibus ejus*, scil. ut illum invadat.

6. ὅπως δήποτε.] *quomodocunque.*

7. μηδενὸς δ' ἐμποδὼν ὄντος Φιλίππῳ] *nulla existente re, quae Philippum impediat.* καταστρεψαμένῳ τὰ παρόντα, *superatis quae jam instant difficultatibus.* ἐπικλῖναι πρὸς ταῦτα τὰ πράγματα, *quo minus se ad haec negotia convertat.* εἶναι vel γενέσθαι ἐμποδὼν, phrasis est, cui opponitur εἶναι ἐκποδὼν, Angl. *to be in the way, to be out of the way.* ἐπικλῖναι, supple ἑαυτόν. Vide suprà ad p. 107. n. 1. et ad p. 3. n. 7.

8. εἰς τοῦτο ἀναβάλλεται—] ποιήσειν τὰ δέοντα, Angl. *to such a degree procrastinates the discharge of his duty,*—"Observetur constructio cum futuro et sine articulis, quod quidem frequens est "Demostheni, cùm infinitivis loco nominum utitur. Fortassis etiam "dubites, an pro ποιήσειν, legi posset participium ποιήσων. Usitatius dici videtur, ἀναβάλλεται, ἢ ἀναβαλεῖται, τὸ ποιεῖν, ἢ τὸ "ποιῆσαι, τὰ δέοντα, τουτέστι, τὴν ποίησιν, ὡς εἰπεῖν, τῶν δεόντων." Wolf.

9. ἐξὸν ἀκούειν—] *cum liceat ei audire*—Vide suprà ad p. 176. n. 2.

182. 1. Νομοθέτας καθίσατε] De τοῖς νομοθέταις vide Potteri Archaeol. Gr. B. I. Ch. xiii.

2. ἐν δὲ τούτοις τοῖς νομοθέταις,—] Angl. *but by means of these magistrates*—[nam praep. ἐν saepè denotat causam, modum, vel instrumentum,] μὴ θῆσθε νόμον μηδένα, *enact no law.* "Θεῖναι νόμον, "semper dicitur de Legislatore, sive eo, qui legem Populo ponit: "at θέσθαι νόμον dicitur ipse Populus, qui legem à Legislatore *sibi* "ferri facit, curat, vel mandat: vel legem à Legislatore latam vo"lens accipit, eamque suffragio suo confirmat." Kuster. de Verb. Med. § II. 10.

3. περὶ τῶν θεωρικῶν,] Vide suprà ad p. 179. n. 3. σαφῶς οὑτωσὶ, scil. καὶ λέγω, *atque adeo apertè dico.* οὑτωσὶ pro οὕτως, Atticè.

4. στρατιωτικὰ] scil. χρήματα—*pecunia militaris.*

5. τοὺς ἀτακτοῦντας] *eos qui detrectant militiam.* "ἀτακτεῖν. "cum exeundum in castra esset, domi manere, militiae suae munia "defugere, pati se in acie et castris desiderari." Reiske. Ind. Gr. Demosth.

6. τὰ πράγματα·] hîc sign. Angl. *the State, rempublicam universam.*

7. τοῖς τότε θεῖσιν] scil. τοὺς νόμους—*to them who then proposed the laws.*

183. 1. ἢ, περὶ ὧν γράφει, διαπράξασθαι,] i. e. τὰ πράγματα, περὶ ὧν, κ. τ. λ. pro γράφει, quod valdè durum est, Wolfius proponit γραφῇ in subjunct. aor. 2. pass. ut sit—*quibus de rebus scripta fuerint*, [τὰ ψηφίσματα scil.] *ad eas res conficiendas.*

2. Οὐχ, οὗς, εἰ πολεμήσαιεν,] Ordo est: οὐχ οὗτοι, οὕς, εἰ πολεμήσαιεν, ἑτοίμως ὑπισχνούμεθα σώσειν, νῦν πολεμοῦνται; *Nonne quibus, si bellum gererent, nos opitulaturos libenter pollicebamur, hi nunc bello petuntur?* οὐκ ἐχθρός; *nonne hostis est?*

3. *ἅπαντα ταῦτα ἐάσαντες,*] scil. *γίγνεσθαι, καὶ οὐ κωλύσαντες αὐτά.* Reiske. *καὶ μονονουχὶ συγκατασκευάσαντες αὐτῷ, et tantum operâ cum eo non navatâ, τότε ζητήσομεν τοὺς αἰτίους τούτων, οἵτινές εἰσι;* [i. e. *τίνες εἰσὶ οἱ αἴτιοι τούτων ;*] *tum quaeremus auctores harum rerum qui sint?*" *μονονουχὶ, tantùm non, propemodum.* P.

1. *ἀγαθῇ τύχῃ.*] *felici augurio, faustis ominibus, diis juvantibus*—— 184
Locutio frequens apud Graecos scriptores.

2. *πλὴν εἰ, δέον εὔξασθαι, παραλείπει·*] *τὸ εὔξασθαι* scil. Angl *unless, when he ought to pray* for your prosperity, *he neglect* that duty *δέον* sumitur absolutè. Vide suprà ad p. 176. n. 2.

3. *εὔξασθαι μὲν γὰρ—*] Ordo est: *μὲν γὰρ—ῥᾴδιον* [*ἐστὶν,*] *ἀθροίσαντα εἰς ταὐτὸ πάνθ', ὅσα τις βούλεται, εὔξασθαι ἐν ὀλίγῳ* [*χρόνῳ,*] *Nam facilè quidem* est, *in eundem* fasciculum *collecta* [cum collegisset] *omnia quaecunque quis velit brevi vovere.* Subintelligitur aliquid ad quod *γὰρ* refertur: *Sed quivis ita precari potest,* Nam——

4. *ἔχει—ἐᾷν,*] *potest relinquere. ἔχει,* nempè *τὴν δύναμιν.*

5. *εἴ τῳ ποτὲ ἀνθρώπων,*] *si cui unquam mortalium—τῳ* pro *τινι,* Atticè.

6. *ἐπὶ τῶν προγόνων*] *temporibus majorum*—Vide suprà ad p. 180. n. 1.

1. *τὸν ὁμώνυμον ἐμαυτῷ,*] alterum nempè illum Demosthenem, 185
ducem illustrem tempore belli Peloponnesiaci.

2. *προπέποται*] *προπίνειν,* cum potu, quem tu alii offeras, una aliud quoque quidpiam donare, hinc prodere. *προπέποται τῆς αὐτίκα ἡδονῆς καὶ χάριτος τὰ τῆς πόλεως πράγματα,* vendita et prodita est resp. [Index Graec. Demosthen.] *τῆς ἡδονῆς, κ. τ. λ.* supple *ἕνεκα. τοιαυτί,* Atticè.

3. *τίς ἂν—εἰπεῖν ἔχοι,*] *quis commemorare possit—ἔχω,* saepè sonat *δύναμαι.* Subauditur autem *τὴν δύναμιν.* Vide suprà ad p. 184. n. 4.

4. *τῶν Ἑλλήνων ἦρξαν—*] Vide suprà ad p. 3. n. 3. et ad p. 46. n. 1.

5. *ἐπὶ τοῖς ἔργοις—*] Angl. upon *account of their deeds. ἐπὶ—τῶν Ἑλληνικῶν,* i. e. *ὄντες ἐπὶ τῶν Ἑλληνικῶν πραγμάτων, while they were* upon, i. e. *while they superintended the affairs of Greece.*

1. *εἰς περιουσίαν*] ad opulentiam indè colligendam. *πρὸς τὸ χρήματα ἐξίζεσθαι ἐξ αὐτῆς, καὶ πλούσιοι γίγνεσθαι.* Reiske. 55

2. *ὑπὸ τῶν χρηστῶν τῶν νῦν—*] i. e. *τῶν ὄντων νῦν—sub bonis illis, qui nunc sunt,* Ironicè.

3. *ἆρά*] *ἆρα,* cum accentu circumflexo, adv. est, et redditur *utrum?* "*ὁμοίως καὶ*—malim *ὁμοίως ἢ καὶ παραπλησίως·* similiter, aut saltem quodammodo, propemodum; ut hoc minus sit, quam illud." Reiske.

4. *Ἀλλ' ὅσης ἅπαντες ὁρᾶτε ἐρημίας ἐπειλημμένοι,*] Constructio est: *ἀλλ' ἐπειλημμένοι* [*τοσαύτης*] *ἐρημίας ὅσης ἅπαντες ὁρᾶτε,* Angl. *But after having attained to such a freedom from rivalship, as you all perceive—ἐπειλημμένοι*—est (ut saepè fit) perf. pass. in sensu medio, *having got for ourselves:* [Vide suprà ad p. 167. n. 2.] et regit *ὅσης* in genitivo. Nam verba fruendi, &c. habent post se genit. et apud Graecos relativum saepè concordat cum antecedente, (sive hoc sit expressum, seu subauditum,) non solum in genere et numero, verum etiam in casu. [Vide suprà ad p. 86. n. 4.] *ἐρημία, solitudo:* hic autem denotare videtur *aemulorum absentia.* Inter Athenienses et Lacedaemonios diuturna, ut bene notum est, intercesserat aemulatio.

5. *ἐξὸν δ' ἡμῖν*] Vide suprà ad p. 176. n. 2.

6. ὦ ταῖν] pro ὦ ἔταν—*O bone*: in usu apud Atticos scriptores. Vide H. Steph. Thesaur. Gr. Lin. T. I. c. 1282. d.

7. *τὰς ἐπάλξεις, ἃς κονιῶμεν*;] *propugnacula quae calce dealbamus*—

8. *εἰσὶ κατεσκευασμένοι*·] *extruendas sibi curârunt.* Perf. pass. in mediâ signif. Vide suprà ad p. 167. n. 2.

9. *γέγονε,——ηὔξηται.*] Vide suprà ad p. 27. n. 4.

187. 1. *δεσπότης τῶν πολιτευομένων ἦν,*] *dominus erat magistratuum. πολιτεύεσθαι, civilem vitam agere ad legum praescriptum*, item, *versari in gestu honorum et negotiorum civilium.*

2. *καὶ ἀγαπητὸν ἦν*] *ἑκάστῳ τῶν ἄλλων*, Angl. *and every one of the rest was contented.*

3. *ἀγαπῶντες ἐὰν μεταδιδῶσι*] Vide quod proximum est suprà, [item ad p. 131. n. 6.] Caeterùm observent tirones vim praep. *μετὰ* in compositione, *ἐὰν μεταδιδῶσι*, Angl. *if they distribute among you,—if they give you* WITH others—et, paulò suprà, *μεταλαβεῖν*, *to take* WITH *others—to partake of. περιῃρημένοι χρήματα*, *quite stripped of your wealth—stripped*, as it were, *all around*, *περί.*

4. *ἐὰν—ὑμῖν βοΐδια*] *boves macras et annis confectas πέμψωσιν οὗτοι.* Reiske. Ind. Gr. Demosth.

5. *τῶν ὑμετέρων*] supple *ἀντί. χάριν προσοφείλετε*, Angl. *you are moreover thankful for what is your own.*

6. *ὁποῖ' ἄττα*] *of what sort soever. ἄττα*, pro *τινα*, vel *ἅτινα.*

7. *τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν.*] *talem eos et indolem possidere necesse est.* Vide suprà ad p. 129. n. 6.

8. *τῶν πεποιηκότων αὐτὰ γενέσθαι*·] *quam illis qui in causâ erant, ut isthaec evenirent.* Reiskius mallet, *ἢ ἑκάστῳ τῶν πεποιηκότων ἐκεῖνα γενέσθαι*, quam unicuique eorum, qui in causâ fuerunt, ut isthaec, quae dixi, ita ut dixi, evenirent. Pro *γενέσθαι* Dionys. Hal. dat *ἑκάστῳ*. Reiskius retinet utrumque, inserto etiam *ἢ* ante *ἑκάστῳ*, quod post *βλάβη* facilè elidi potuisse suspicatur. Sed nihil opus.

9. *ἀπαλλαγέντες τούτων τῶν ἐθῶν,—*] i. e. *ἀλλαγέντες ἀπὸ τούτων τῶν ἐθῶν*, *hisce moribus derelictis.*

10. *ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν—*] i. e. *ἐπὶ τὰ τῶν ἀγαθῶν ἔξω*, Angl. directed *towards* the acquisition of *external advantages.*

11. *καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε,*] Angl. *and would forego such profits,*——

12. *Οὐκοῦν σὺ μισθοφορὰν λέγεις*;] i. e. *οὐκοῦν σὺ λέγεις, δεῖν ἡμᾶς, δίκην ξένων, μισθὸν παρὰ τῆς πατρίδος φέρειν*; [*tune dicis nos oportere, tanquam milites mercenarii, stipendium à patriâ ferre?*] *μισθοφορά*, conditio militis mercenarii; quae erat contempta. Reiske.

188. 1. *Καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων,*] scil. *φημὶ δεῖν εἶναι*· et protinus quidem, sine cunctatione, sine ambagibus, planis verbis aio, civium omnium eadem esse debere stipendia: seu aio, fas esse cives singulos quosque stipendia ferre eadem. *Idem.*

2. *οἴκοι μένων εἶ βελτίων,*] *si domi manes, in meliore statu es*, *ἠλλαγμένος ἀπὸ τοῦ ποιεῖν τι αἰσχρὸν δι' ἔνδειαν ἀνάγκῃ*, *liberatus ab admittendo quid turpe per inopiam invitus.*

3. *τὰ νῦν*;] scil. *συμβαίνει.* tempora si qua incidant his similia, *εἶ βελτίων*, eris vir fortis, civis bonus, *ὑπάρχων στρατιώτης αὐτός*, eo quod miles sis, non demum conscribendus, neque exercendus, sed jam conscriptus dudum et exercitatus, et paratus ad inserviendum patriae, et quidem *αὐτός*, in corpore tuo, non alieno, quod in tui vicem mittas. Reiske.

4. *ἐν ἴσῃ τάξει*] respicit ex opposito ad praemissum *ἀτάκτως*. Nunc accipit quisque, ait, sine certo ordine suum theoricum, alias plus, alias minus; aut alii pensiones spissiores, alii tenuiores; hoc mense cum tulisset parum quid, praetereunt menses rursus complures, quibus prorsus nil aufert. Jam vero secundum eam dispensationem, cujus ego auctor sum, unusquisque mense quoque ratam, et sibi semper parem auferet pensionem; et omnes pensiones fere t inter se pares, nemo ampliorem quam alter. *Idem.*

5. *τὴν αὐτὴν*,] cohaeret cum *τάξιν*, non praemisso, sed insequente —. Constructio est: *ἤγαγον τὴν πόλιν εἰς τάξιν, ποιήσας* [id est, *διὰ τοῦ ποιῆσαι*] *τὴν αὐτὴν τάξιν τοῦ στρατεύεσθαι, τοῦ λαμβάνειν, κ. τ. λ. Idem.* " *ἤγαγον*, ducere conatus sum. P.

6. *ἔχοι*,] subaudi *ποιεῖν*, *facere possit. Idem.* Vide suprà ad p. 185. n. 3.

7. *οὐδ' αὐτοὺς μὲν ἀργεῖν*—] Angl. *nor that we ourselves should be indolent, lazy, and at a loss* what to do, to such a degree as only *to learn this by hearsay*, viz. *that the mercenaries of a certain General are victorious.* De *τοῦ δεῖνος*, vide suprà ad p. 178. n. 1.

---

1. *Ex τοῦ ΔΗΜΟΣΘ*—] hoc est—Ex Demosthenis Oratione de 187 *Coronâ.* Inscribitur etiam *ὑπὲρ Κτησιφῶντος*, *pro Ctesiphonte*. ut oratio Aeschinis, cui haec Demosthenis opponitur, *κατὰ Κτησιφῶντος*, *contra Ctesiphontem.* Nam, *Cum esset lex Athenis*, [verba sunt M. T. Ciceronis,] ne quis populi scitum faceret, ut quisquam coronâ donaretur in magistratu, priusquam rationes retulisset: *et altera lex*, eos, qui à populo donarentur, in concione donari debere, qui à senatu, in senatu: *Demosthenes curator muris reficiendis fuit, eosque refecit pecuniâ suâ. De hoc igitur Ctesipho scitum fecit, nullis ab ipso rationibus relatis, ut coronâ aureâ donaretur; eaque donatio fieret in theatro, populo convocato, qui locus non est concionis legitimae: atque ita praedicaretur*, eum donari virtutis ergo benevolentiaeque, quam erga populum Atheniensem haberet. *Hunc igitur Ctesiphontem in judicium adduxit Aeschines, quòd contra leges scripsisset, ut et rationibus non relatis coronâ donaretur, et ut in theatro; et quòd de virtute ejus et benevolentiâ falsa scripsisset, quoniam Demosthenes nec vir bonus esset, nec benè meritus de civitate.* [Lib. de opt. gen. Oratorum. c. 7.] Verùm totius contentionis fortuna non in corollâ, aut serto *duabus virgulis oleaginis facto*, posita esse, sed ad civitatem ipsam totámque rempublicam spectare videbatur. Taylor. Mos autem per totam Graeciam, et Athenis maximè, celebrabatur, ut ad studium, animíque benevolentiam declarandam, Civibus bene merentibus textilia quaedam serta publicè decernerent, quibus lemnisci aurei interponebantur: atque ut istius Decreti Memoria et Recitatio aliquando fieret in maximâ Urbis frequentiâ, in Comitiis nempè aut Ludorum celebritate, cujusmodi fuerunt Panthenaea aut Dionysia; aut in Graecorum omnium conventu, qui in communi et publico loco agebatur. *Idem.*

Caeterùm hae duae orationes nobilissimae eruditis nunquam non mirè se commendârunt, adeo ut de iis idem Joannes Taylor affirmare non dubitaverit, nihil habere humaniores literas vel elegantiâ limatius, vel facundiâ disertius, vel gravius oratione: nihil aut verborum ornatu cultius, aut sententiarum majestate elatius, vel ab omni deni

189 que laudis genere felicius. [Praef. ad Aeschin. contra Ctesiph.] Hanc praesertim Demosthenis, (cujus quod hic exhibetur brevissimum tantùm specimen est, scil. creandi causâ in animis Juventutis ingenuae desiderium totius orationis diligenter evolvendae,) idem vir doctus disertè laudavit, in praef. ad Demosth. de Coronâ.

2. Ὁ σύμβουλος καὶ ὁ συκοφάντης,—] Dum sua erga rempublicam Atheniensem merita enumerat, quod necesse erat in criminationibus repellendis ab Aeschine allatis, Demosthenes, orationis dimidio jam dicto, decretum suum, per quod amicitiam ac societatem inter Thebanos et Athenienses peperisset, recitari jubet. Quo recitato, affirmat orator, "hoc initium esse, atque primam confirmationem mutuae "inter Athenas Thebasque consuetudinis, turbatae ad id tempus ac "diremptae dolis Aeschinis aliorumque improborum hominum; hoc "autem decreto imminens tunc temporis civitati periculum, tanquam "nubem, evanuisse: fuisse igitur aequi civis aliquid his melius, si "potuisset, tum omnibus monstrare, non nunc (uti facit Aeschines) "ista criminari." Et pergit his verbis, Ὁ γὰρ σύμβουλος καὶ ὁ συκοφάντης, κ. τ. λ. Athenis olim *Sycophantae* appellabantur qui eos indicabant, qui ex Atticâ ficus clam exportâssent, quarum nempè exportatio aliquando erat vetita: [Vide Potteri Archaeol. Gr. B. I. Ch. XXI.] quod indicium cum non rarò falsum esset, συκοφάντης postea dictus est *fraudulentus homo, delator, calumniator.* Alibi etiam describit Demosthenes τὸν συκοφάντην. τοῦτο γάρ ἐστιν ὁ συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν. [ΛΟΓ. πρὸς ΕΥΒΟΤΛ.] Quod cum hoc loco optimè convenit. " Vol. II. p. 1309. 11. Reiske. P.

3. καὶ δίδωσιν αὑτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι,—] Angl. *and renders himself responsible to those who have been persuaded by his advice, to Fortune, to occasional emergencies,—to any one who chooses* to inquire into his conduct.

4. Ἦν μὲν οὖν, ὅπερ εἶπον, ἐκεῖνος ὁ καιρὸς,] scil. quando de societate cum Thebanis contra Philippum agebatur—καὶ τῶν δικαίων λόγων, Angl. *and for honest advice.*

5. Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὥστε,] Angl. *and I am even so extravagant—I even go so far beyond bounds, that*—ποιοῦμαι ὑπερβολὴν phrasis est quae reddi potest Angl. *I am extravagant.* De ποιεῖσθαι vide suprà ad p. 130. n. 4.

6. Εἰ γάρ ἐσθ' ὅ τι τις νῦν ἑώρακεν,] Angl. *For, if any one now sees any thing*— Vide suprà ad p. 29. n. 4. et ad p. 98. n. 3.; item ad p. 32. n. 11.

7. οὐ τῶν φαινομένων—κ. τ. λ.] i. e. οὐκ [ἐχρῆν αὐτὸν] ἑλέσθαι τὰ κράτιστα τῶν φαινομένων καὶ ἐνόντων; quae Augerus, superus Interpres Gallus, sic reddit, *ne devoit il point, parmi tous les projets réels et possibles, choisir le plus utile?*

8. τὰ μέλλοντ' ἔσεσθαι;] *quae sunt eventura*—μέλλω adsciscit infinitivum vel praes. vel fut. vel aor. Vide Vigerum, Cap. V. § VIII. regg. iv. v.

9. λόγος] h. l. est ratio, via, modus agendi, institutum, acri et subtili meditatione excogitatum. REISKE.

190. 1. τουτουσί;] τούτους— Athenienses intelligit.

2. μὴ τὰ συμβάντα συκοφάντει.] *eventa ne calumnieris.* Vide suprà ad p. 189. n. 2.

3. ὁ συμβὰς σκηπτὸς, ἢ χειμὼν,] duo postrema vocabula videntur aut scholium v. σκηπτὸς, aut ejus varians lectio esse. REISKE.

1. ἆρ' οἴεσθε ἔτι νῦν ἂν στῆναι,—] Angl. *Do you imagine that* 191
now you still would have stood,—assembled,—breathed?

2. Πολλὰ μία ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν τῶν εἰς σωτηρίαν τῇ πόλει. Τότε δὲ—] *multa dies unus et duo et tres tribuerunt eorum quae ad salutem civitati afferendam conferunt. Tunc autem—!* scil. dic mihi, quid futurum fuisset, quid evenisset. Est aposiopesis. Ipse orator se comprimit, dicens ἀλλ' οὐκ ἄξιον, verum piget pudétque ea commemorare, quorum ne gustu quidem nos imbuit numinis benevolentia. Nam pro ἅ γε μηδὲ πεῖραν dedi de meo ἅ γε μηδ' εἰς πεῖραν· ne periculi vel experimenti quidem ergo, ne gustandi quidem atque delibandi. REISKE. εὔνοιά τινος θεῶν, καὶ τὸ τὴν πόλιν προβαλέσθαι ταυτὴν τὴν συμμαχίαν, Angl. *the kindness of some god, and the state's having fortified itself with this alliance*—with that of the Thebans, viz.

3. τὰ πολλά,] vi suâ non caret: idem est ac si dixisset, ταῦτα πάντα, καίτοι πολλὰ ὄντα, πρὸς ὑμᾶς ἐστί μοι εἰρημένα· haec omnia, tam verbosa, ad vos pertinent: haec tota, quamvis tam copiosa, oratio ad vos directa est. REISKE.

4. τοῦτο πεποιηκὼς ἐπὶ τοῖς συμβᾶσιν ἐξήτασαι·] ἐξήτασαι πεποιηκώς, *Compertus es fecisse*, pro, *Te fecisse constat.* WOLF.

5. οἱ καθάπαξ ἐχθροὶ] professi, vel praecisè, abruptè, rebus in omnibus, et citra spem reconciliationis. REISKE. " Ind. Gr.

6. καὶ ὅτῳ συνενηνόχασιν—] *et cui eadem quae reipublicae hostibus tempora prosunt,*—συνενηνόχασιν, 3. pl. perf. ind. M. à συμφέρω, *confero;* et est praes. perf. [Vide suprà ad p. 29. n. 4. et ad p. 189. n. 6.] ἔνι pro ἔνεστι.

1. Νῦν μὲν γὰρ ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων,] NAM *nunc qui-* 192
dem propositis tantùm *excidisse videtur.*

2. περὶ ὧν οὐδένα κίνδυνον ὅντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι,] Vide suprà ad p. 86. n. 4. "ὄντιν', Reiske: ὁντινοῦν, Dunbar, et Caeteri. P.

3. τίς ἂν οὐχὶ κατέπτυσεν ἂν σοῦ]. Angl. *who would not have spit upon thee?* μὴ γὰρ δὴ τῆς πόλεώς γε, μηδ' ἐμοῦ. *for indeed* I do *not say upon the state, nor upon me:* i. e. for truly I do not choose to suppose that any would have spit upon the state, or upon me.

4. εἰ τὰ μὲν πράγματα, εἰς ὅπερ νυνί, περιέστη,] νυνὶ non est *Temporis*, sed significat, *in hoc casu, hac suppositione,* i. e. *si remp. sine contentione ullâ et pugnâ projecissemus.* Planè fuisset, εἰς ὅπερ νυνὶ περιέστησεν ἄν. *Si res eo redactae fuissent, quo*, in hoc casu, *fuissent redactae.* MARKLAND.

"[*Marklando* assentiri non possum dicenti "νυνὶ non est *Temporis*,"—hîc plane *praesentem rerum statum* denotat,—*si res eo, quo nunc sunt, redactae fuissent,* [*atque*] *si Dux et Dominus omnium constitueretur Philippus,* &c. DUNBAR, Vol. III. Coll. Gr. Maj. ad. p. 136. n. 1.] Quaestio extenditur ad πεποιημένοι; vel ᾑρημένης. Vid. not. seq. P.

5. τὸν δ' ὑπὲρ τοῦ μὴ γενέσθαι—] Ordo est: ἕτεροι δὲ χωρὶς ἡμῶν πεποιημένοι ἦσαν τὸν ἀγῶνα ὑπὲρ τοῦ μὴ ταῦτα γενέσθαι; *alii autem sine nobis contentionem ne haec fierent iniissent?* Observat Vigerus semel atque iterum, [De Idiotism. Gr. dict. Cap. V. § I. reg. XIII. et § III. reg. XIV.] πεποίημαι saepissimè usurpari pro πεποίηκα. Est potiùs perf. pass. in medio sensu. Sic πεποίημαι τὸν ἀγῶνα, *facio certamen pro meipso,* i. e. *ineo certamen cum aliquo.* Vide suprà ad p. 186. n. 4.

192. 6. *καὶ παρὰ τῶν ἔτι τούτων πρότερον—Λακεδαιμονίων,*] *atque à Lacedaemoniis qui etiam ante eos facti fuerant potentes.*

7. *μετὰ πολλῆς χάριτος—προεστάναι;*] Haec Sententia egregium exhibet idioma, nobisque hodiernis mortalibus primo intuitu facilius intellectu, si hoc modo exprimeretur: *μετὰ πολλῆς χάριτος τοῦτ' ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται λαβεῖν, καὶ τὰ ἑαυτῆς ἔχειν, τὸ κελευόμενον ποιοίη, καὶ ἐάση ἕτερον τῶν Ἑλλήνων προεστάναι.* Angl. *there would, with many thanks, and willingly, have been granted to the state whatever she pleased to accept, as well as the possession of her own* territories; *as long as she did what she was desired, and allowed another to put himself at the head of the Greeks.* Sed sine dubio satis eleganter se habent ipsissima ipsius Oratoris verba. Atque si verum est, quod de Demosthene praedicaverit summus ille Romanus Orator M. T. Cicero, (et ipse Sermonis peritissimus artifex,) non temerè quis Stylum Demosthenicum reprehenderet. "*Non* "*enim* (inquit) *jam quaerimus, quid sit Atticè, sed quid sit optimè di*"*cere: ex quo intelligitur, quoniam Graecorum Oratorum praestantis*"*simi sunt ii, qui fuerunt Athenis, eorum autem princeps facilè Demo*"*sthenes.; hunc si quis imitatur, eum et Atticè dicturum et optimè.*" [De opt. gen. Orat. 4.] Quare immeritò hic stomachari videtur Jo. Jac. Reiske. "Dura (inquit) utique et inconsentanea est sententia, datum "hoc civitati fuisset in gratiae et beneficii loco, ut regi Persarum, "aut cuicunque alii serviret. Serviendi necessitas profectò nulla est "gratia, neque indulgetur roganti, nemo enim eam rogat. Sed sic "debuisset dictum esse. *Civitas si voluisset imperata facere, aliique* "*principatum Graeciae permittere, licuisset ei, datùmque et concessum* "*fuisset, ut non modo sua pristina bona salva retineret, sed insuper* "*etiam nova, quaecunque modo vellet, ad delectum suum, adipisceretur.* "Verùm illa participiorum consectatio Graecos haud rarò in manifestas et ridiculas absurditates implicat imprudentes." Haec ille: at immeritò, inquam, hic stomachari videtur vir apprimè sagax et acutus, elegans non item: de Graecis tamen Literis caeteroquin praeclarè meritus.

193. 1. *ἀλλ'—*] *ἀλλὰ διετετέλεκε πάντα τὸν αἰῶνα ἀγωνιζομένη περὶ πρωτείων—sed permansit per omne aevum in certamine de primis partibus*—

2. *Κυρσίλον*] Athenienses—Cyrsilum quendam, suadentem ut in urbe manerent, Xerxemque reciperent, lapidibus obruerunt. [*Cicero,* Offic. l. iii. 11.] Historia Themistoclis satis nota.

3. *τὸν τῆς εἱμαρμένης—*] malim *τὸν ἀπὸ τῆς εἱμαρμένης*· mortem cuique è fatali quâdam necessitate, ut vulnere, morbo, submersione in undis, à fulminis ictu, et quaecunque alia fatalia sunt, obvenientem: *καὶ τὸν αὐτόματον,* et mortem eam quae sponte suâ, necessariò tandem aliquando senio exinanitis venit, per leges naturae, tametsi neque morbus, neque ulla alia vis externa accedat. Reiske.

194. 1. *εἰ γὰρ, ὡς οὐ τὰ βέλτιστα*] dedi auctiùs de meo sensu, *εἰ γὰρ ἐμὲ, ὡς οὐ τὰ β.* nam si hunc condemnare omittetis, ideo quod consilia mea non videantur vobis fuisse auspicatissima.—Post *ἡμαρτηκέναι δόξετε* videtur deesse *τῇ γνώμῃ*, voluntate, intelligentiâ, prudentiâ, aut inferendâ sententiâ quasi judiciali, in decernendo et deligendo. *Id.* Reiskius igitur *τουδί* [quod pro *τοῦδε* Atticè, i. e. *τούτου*] de Aeschine; Taylorus autem de ipso Demosthene intelligit; et reddit, *nam si hunc virum, quasi reipublicae non optimè praefuerit,* &c. Neuter

rectè. Per τουδὶ intelligendus est Ctesiphon, et vulgaris lectio satis 194
est perspicua—*Nam si hunc virum, quasi ego reipublicae non optimè praefuerim, condemnabitis*, &c. Quare negativa particula οὐχ, quam infercit Reiskius, prorsus supervacanea est. Et si necessaria esset, Sermonis Attici ratio, secundum observationem doctissimi mei amici I. T. postulâsset μὴ, non οὐχ. Idem notavit, Taylorum τουδὶ de Demosthene accipientem orationem parùm concinnam efficere. De καταψηφιεῖσθε vide suprà ad p. 146. n. 7. "Delevi οὐχ. P.

2. τὸν—κίνδυνον ἀράμενοι·] *qui periculum illud adiistis*: τὸν usurpatur emphaticè: illud nempè periculum quod in infelici pugnâ Chaeronensi adiistis. Appositè Quinctilianus:—"Demosthenes, "*inquit*, jurando per interfectos in Marathone et Salamine, id agit, "ut minore invidia cladis apud Chaeroneam acceptae laboret." Orat. Inst. L. IX. c. II.

3. Οὐ μὰ τοὺς ἐν Μαραθῶνι—] Haec est celeberrima illa *jurisjurandi figura*, istud *ΣΧΗΜΑ ΟΜΟΤΙΚΟΝ*, cujus Proprietatem ac Sublimitatem tam pulchrè enarravit Longinus, in lib. περὶ ὕψους, § XVI. Infra p. 312. Meritò etiam laudatur à multis aliis.

☞ Quod ad Eventum hujus Litis spectat, sufficit dicere, eum, qui in Foro semper dominabatur, hîc dominari maximè; Aeschinémque in exilium cessisse. Taylor. Rhodum nempè se contulit, ibique Rhetoricen docuit. Ad quod alludit Cicero his verbis. "Actio, inquam, "in dicendo una dominatur: sine hac summus Orator esse in numero "nullo potest: mediocris, hac instructus, summos saepè superare. "Huic primas dedisse Demosthenes dicitur, cum rogaretur quid in "dicendo esset primum; huic secundas; huic tertias. Quo mihi "meliùs etiam illud ab Aeschine dictum videri solet: qui cum propter ignominiam judicii cessisset Athenis, et se Rhodum contulisset, "rogatus à Rhodiis, legisse fertur orationem illam egregiam, quam "in Ctesiphontem contra Demosthenem dixerat: qua perlectâ, petitum est ab eo postridie, ut legeret illam etiam, quae erat contra "à Demosthene pro Ctesiphonte edita. Quam quùm suavissimâ et "maximâ voce legisset, admirantibus omnibus: *Quanto*, inquit, *magis* "*admiraremini, si audissetis ipsum.*" [De Orat. Lib. III. 56.] Vide quae in has orationes scripsere ac congessere viri docti Jo. Taylor et Jo. Jac. Reiske.

FINIS

Annotationum in Excerpta Rhetorica.

NOTAE PHILOLOGICAE

AD

EXCERPTA PHILOSOPHICA.

I. NOTAE IN XENOPHONTEM.

197. 1. E Xenophonte.] De vitâ Xenophontis vide suprà ad p. 45. n. 1.

2. *ΕΚ ΤΩΝ ΤΟΥ ΞΕΝΟΦ*—] i. e. E Xenophontis de Socrate commentariis. "Hi libri titulum *Ἀπομνημονευμάτων Σωκράτους* "habent, quòd Socratis mores, ac vivendi ratio, cum iis quae ad "familiares suos disserere soleret, in eis exponantur. Equidem hos "*ἀπομνημονευμάτων*, dixi *Memorabilium libros*, quia sic loqui Xeno"phon consuevit: *λόγος ἀπομνημονεύεται*, vel *ἔργον ἀπομνημονεύεται*, "dictum factúmve memoratur." Leunclavius.

3. τίσι ποτὲ—] Cave putes otiosum esse *ποτέ*. verte; quibus tandem argumentis. Ernesti.

4. οἱ γραψάμενοι Σωκράτην,] *accusatores Socratis*. *γράφεσθαί τινα*, *accusare aliquem*; undè *γραφή*, *accusatio*. Max. Tyr. Diss. 9. 2. *Σωκράτην*, inquit, *Μέλιτος μὲν ἐγράψατο, Ἄνυτος δὲ εἰσήγαγε, Λύκων δὲ ἐδίωκε, κατεδίκασαν δὲ Ἀθηναῖοι, ἔδησαν δὲ οἱ ἕνδεκα, ἀπέκτεινε δὲ ὁ ὑπηρέτης*. Item 39. 5.—" *ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· cum de* "*civitate mortem meruisse*: et infrà, [p. 207. lin. 20.]—*τιμῆς ἄξιος* "*εἶναι τῇ πόλει*—et, [p. 208. lin. 9.] *μεγάλης ἄξιος ἦν τιμῆς τῇ* "*πόλει*; quod ideò notent tirones, ne auctoritate Dawesii decipian"tur negantis [Misc. Crit. p. 257.] *ἀγαθῶν ἄξιος ὑμῖν* posse omninò "intelligi." I. T. * Ed. Lips. p. 209. 254. in marg. P.

5. τοιάδε τις ἦν·] Eleganter Graeci verbo *τις* exprimunt illud Latinorum *ferè*; neque *δὲ* planè abundat, *hujuscemodi ferè erat*. Ernesti.

6. *ΑΔΙΚΕΙ ΣΩΚΡΑΤΗΣ*.—] Formula est haec Criminationis allatae. *Anonymus*.

198. 1. *Πρῶτον μὲν οὖν, ὡς*—] Duplex erat Socratis accusatio. Prima pars erat, qua accusabatur, non eosdem habere cum civitate deos, aliosque novos introducere: altera, qua affirmabant eum juvenes corrumpere. Prius ita non esse ostendit defendendo Socratem Xenophon hoc primo capite, idque indicat verbo *πρῶτον*. Alterum crimen, quod nempè corrumperet juventutem, refutavit capite secundo toto. Reliquis libris et capitibus demonstravit, qualis et verbis et factis totâque vitâ fuerit, quas habuerit de virtutibus et vitiis opiniones, quem vitae cursum tenuerit, &c. adjunctis denique, in fine libri IV, constantiae Socraticae in perferendâ morte documentis. Atque haec dicta sufficiant de oeconomiâ operis in universum. Hindenburg-

cius. ὡς pro ὅτι. Ubi observandum, ὡς et ὅτι eleganter praemitti 198
posse, ut *quòd* et *quàm* apud Latinos; *que* apud Gallos. Vigér. de Gr. Dict. Idiotism. p. 403. Edit. L. B. 1742. C. VIII. s. x. r. 7.

2. θύων τε γὰρ φανερὸς ἦν,] *Etenim palam sacrificabat,*—Δῆλος, φανερός, et alia significationis ejusdem, cum participiis cujuslibet temporis eleganter conjunguntur, tumque resolvuntur per accusativum et infinitivum, aut particulam ὡς vel ὅτι et indicativum: sic δῆλός ἐστι παρανομήσας, pro δῆλόν ἐστιν αὐτὸν παρανομῆσαι, *certum est eum contra leges fecisse.* Demosth. pro Coronâ. [*Id.* p. 61. C. III. IV. 6.] Sic paulò infrà, καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν. *nec divinatione clam utebatur.* μαντικῇ scil. τέχνῃ. " Vide sup. p. 58. n. 2.

3. ὅθεν δὴ καὶ μάλιστα] *Ex quo certè vel maximè.* Ernesti.

4. μαντικὴν νομίζοντες,] supple τέχνην εἶναι.

5. οἰωνοῖς τε χρῶνται, καὶ φήμαις, καὶ συμβόλοις, καὶ θυσίαις.] οἰωνοῖς, *auguriis.* φήμαις, *ominibus,* h. e. *vocibus,* vel divinis, quae in lucis aut templis aut in ullo alio loco audiebantur, vel humanis, quae tanquam rerum futurarum praenuntiae interdum habebantur. συμβόλοις, *signis,* quale illud de apibus labiis Platoni in cunis insidentibus, cujus mentio facta est à Cicerone. [De Divinat. L. I. c. 36.] θυσίαις, *sacrificiis,* ubi scil. victimarum exta consulebantur: undè extispicium, quod extispicum vel haruspicum erat.

6. οὐδὲ τοὺς ἀπαντῶντας] *homines* intelligas an vero *animantes,* idem est; namque *utrorumque* occursu auspicium factum, ut notum est. Hindenburg.

7. ὁμολογήσειεν,] Vide suprà ad p. 27. n. 11.

8. καὶ ψευδόμενος ἐφαίνετο.] Vide suprà ad p. 95. n. 1.

9. ὅτι οὐκ ἂν προέλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν·] Angl. *that he would not have predicted* any thing, *unless that he had believed that he was going to speak truth.* Ubi observandum particulam ἂν hîc tribuere vim subjunctivi indicativo, et postulare ut verbum proximè sequens post id, quîcum conjungitur, ponatur etiam in indicativo. Quod solenne est apud Graecos Scriptores.

10. ταῦτα δὲ τίς ἂν ἄλλῳ πιστεύσειεν, ἢ θεῷ;] i. e. κατὰ ταῦτα. Angl. and with respect to *these things, who would repose confidence in any other* being, *than a God?* Vide suprà ad p. 27. n. 11.

11. Ἀλλὰ μὴν—] *Praeterea quidem et haec facere solebat ad familiares:* hoc quoque se diis fidem habere ostendens. τὰ μὲν γὰρ ἀναγκαῖα, *res enim necessarias,* &c. refertur scil. γὰρ ad id quod reticetur. [Vide suprà ad p. 141. n. 8.] Caeterùm τὰ ἀναγκαῖα sunt, ut rectè observat Ernestius, quorum eventus certus est, quia est *necessarius;* et opponuntur iis, quorum eventùs obscurus et incertus est.

12. μαντευσομένους] Leunclavius vertit, *oraculum consultum:* mallem *deos consultum.* Nam μαντεύεσθαι est μαντικῇ χρῆσθαι. Simpson.

1. Καὶ τοὺς μέλλοντας——Τεκτονικὸν μὲν γάρ, κ. τ. λ.] Nimirùm 199
oracula consulenda, [potius dii consulendi,] non eo consilio, ut constet aedificandae domus, vel urbis condendae ratio; ταῦτα γὰρ ἀνθρώπου γνώμῃ αἱρετέα· sed ut certi simus, num expediat nobis hoc agere, nec ne. Hindenburg. " Τεκτονικὸν—per parenthesin construxi. P.

2. Τὰ δὲ μέγιστα τῶν ἐν τούτοις,] Consueto Graecorum more dictum pro τὰ μέγιστα ἐκείνων, ἃ ἐν τούτοις ἐστὶ, sc. μεγάλα· *maxima eorum, quae his rebus inesse, vel cum his rebus conjuncta esse reperiuntur,* qualia quae sunt ex sequentibus apparet. Sic III. 6. 2. τὰ καλὰ τῶν ἐν ἀνθρώποις. *Idem.* " Haec sunt, quae divin. egent. P.

3. θεωρήσεται τῆς πόλεως.] Vide suprà ad p. 99. n. 4.

4. δαιμονᾷν] Furiosum saepè notant phrases δαιμόνιον ἔχειν, δαιμονίζεσθαι, δαιμονᾷν, et κακοδαιμονᾷν. SIMPSON.

5. μαθοῦσι διακρίνειν] Semel hic tirones monendi sunt, Graecos non solos accusativos, uti Latini ferè, nisi ubi Graecos imitantur, sed omnes casus jungere infinitivis, eum scilicet, in quo est subjectum, ad quod refertur.—Hic tamen mox est: ἃ μὲν μαθόντας ποιεῖν ἔδωκαν οἱ θεοὶ, pro μαθοῦσιν, scilicet, quia dativus ἀνθρώποις non disertè praecessit. ERNESTI. Sed accusativus refertur ad ellipsin ἀνθρώπους post δεῖν. ZEUNIUS.

6. ἀπεργασίᾳ] Atticè pro ἀπεργασίαι, -ᾳ. Vide supra ad p. 155. n. 2

7. στήσαντας;] ἵστημι, colloco, statuo: hinc pondero, ut hic.

8. διὰ μαντικῆς] Vide Ciceronem de Divin. lib. I. c. I.

9. Ἵλεῳ,] nomin. pl. Atticè pro Ἵλεοι, propitii. Vide suprà ad p 92. n. 1. ad fin

10. ᾔει,] 3. sing. imperf. ind. Atticè verbi εἶμι, eo. καὶ πληθούσης ἀγορᾶς, vide suprà ad p. 111. n. 1. et ad p. 112. n. 1.

200 1. ὡς τὸ πολὺ,] plerumque.

2. ᾗπερ] i. e. ἐν τῇ ὁδῷ ᾗπερ, quomodo.

3. τίσιν ἀνάγκαις] Ἀνάγκη, Vis et ordo naturalis, quo res fiunt. Eodem modo Latini Necessitatem dicunt. ERN.

4. Καὶ πρῶτον μὲν [περὶ] αὐτῶν ἐσκόπει,] Ac primum de iis hoc considerabat.

5. ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν] Angl. they enter upon the examination of such subjects,—

6. Ἐθαύμαζε δὲ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν,] Mirabatur etiam, quod iis non jam esset manifestum.

7. ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν] Angl. since that even those, who pique themselves most upon discoursing concerning these subjects, οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, are not of the same sentiments with one another, ἀλλὰ—διακεῖσθαι, but are affected, &c. " l. 20. Τῶν τε γὰρ—Sensus continuatur. P.

8. καὶ ξύλα τὰ τυχόντα] ligna quaelibet—Vide suprà ad p. 158 n. 3.

201 1. ᾗ τῶν τοιούτων ἕκαστα γίνεται,] i. e. τῇ ὁδῷ ᾗ—quo pacto—

2. Αὐτὸς δὲ—] Quàm pulcherrima totius Ethices materiae descriptio!

3. παραγνῶναι τοὺς δικαστάς] perperam vel praeter jus statuisse judices. ᾔδεσαν pro εἰδήκεισαν Atticè. Θαυμαστὸν εἰ μὴ—ἐνεθυμήθησαν—Angl. it is surprising they did not comprehend—Vide suprà ad p. 200. n. 6.

4. Βουλεύσας γάρ ποτε,] Thrasylus et Erasinides Duces accusabantur naufragos cives, in praelio navali victores, dolo perire passos. Jus erat singulatim de unoquoque suffragia ferri. Populus variâ arte concitatus unâ omnes sententiâ damnari vult. Socrates, qui praeesset comitiis tanquam ἐπιστάτης, non vult populum hac de re in suffragia mittere, s. suffragiorum illi potestatem facere. Tota res copiosè enarratur ab ipso XENOPHONTE parte posteriori L. I. τῶν Ἑλληνικῶν. GESNER. Vide suprà ad p. 136. n. 7.

5. τοὺς ἀμφὶ Θράσυλλον καὶ Ἐρασινίδην,]—scil. Thrasylum et Erasinidem cum collegis. οἱ ἀμφὶ et περί τινα saepe dicitur de personis singulis, vide Graev. Lect. Hesiod. c. 9. Sed propriè de eo, qui nominatur cum suis, cum comitibus. Actor. xiii. 13. οἱ περὶ τὸν Παῦ

λων sunt Barnabas, Paulus, et Joannes: sed quòd inter eos facilè princeps erat Paulus, certè de eo ibi imprimis commemoratur, ideò ipse potiùs nominatur, quàm Barnabas, aut Joannes. Sic quoniam Erasinides primus accusatus, et in vincula ductus est, ut Xenophon tradit, et fortasse Thrasylo quoque aliquid praecipui in hâc causâ accidit, ideò hi duo potiùs quàm reliqui nominantur. Ern.

6. οὐκ ἠθέλησεν ἐπιψηφίσαι,] *nolebat populum in suffragia mittere*, Angl. *he refused to put the vote*—Nam ita significat ἐπιψηφίζειν, in voce act. Vide suprà ad p. 100. n. 2. et vide Demosth. Edit. Taylor, Tom. II. p. 269. n. p. 348. " Reiske, Vol. III. p. 260. P.

7. περὶ πλείονος ἐποιήσατο] *pluris fecit*—Vide suprà ad p. 130. n. 4. " μὲν post περὶ deletur. P.

8. καὶ φυλάξασθαι τοὺς ἀπειλοῦντας.] *et cavere à minitantibus*. φυλάσσω, in v. act. *custodio*; in v. med. *caveo*.

1. ὃν τρόπον] scil. καθ' ὃν τρόπον, *quâ ratione*. 202

2. ὥστε πάνυ μικρὰ κεκτημένος, πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα.] *ut valde modica possidens, ea tamen sufficientia facillimè haberet.* Ubi observandum, ὥστε construi cum infinitivo, et nominativum saepè ab Atticis praemitti infinitivo, etiam cum ὡς et ὥστε. Vide Viger. de Idiotism. p. 198. edit. Zeun. C. V. s. 3. r. 2.

3. ἀλλ' ἔπαυσε μὲν [ἀπὸ] τούτων πολλοὺς,] *sed multos his* vitiis *ut desisterent effecit.* παύω, *cessare facio:* παύομαι, in v. med. *cesso, desino, quiesco.*

4. ἀλλὰ τῷ φανερὸς εἶναι—] Ordo est: ἀλλὰ τῷ εἶναι φανερὸς ὢν τοιοῦτος, Angl. *but by his plainly being such a person.*

1. ὑπερορᾷν ἐποίει τῶν καθεστώτων νόμων τοὺς συνόντας,] *familiares suos efficiebat ut leges receptas contemnerent.* καθεστώτων, pro καθεστηκότων, à καθίστημι, *constituo*. 203

2. τοὺς μὲν τῆς πόλεως ἄρχοντας ἀπὸ κυάμου καθίστασθαι,] *magistratus civitatis à faba constitui.* Cum Magistratus sorte eligerentur, fabis utebantur Athenienses. Unde Thucydides senatum *Βουλὴν ἀπὸ κυάμου*, et Senatores *Βουλευτὰς ἀπὸ κυάμου* vocat. Vide illust. D. Potter. Archaeol. Gr. I. 18. Simpson. Haec sunt illa fabarum suffragia, ad quae etiam respexisse volunt quidam Pythagoram, cum fabis abstinere suos, id est, à rep. administrandâ se removere, jusserit. Gesner. Caeterùm modum sortiendi per fabas describit Sigonius de Rep. Atheniens. Lib. II, c. 3. Zeunius.

3. τῆς καθεστώσης πολιτείας,] *praesentem reipublicae statum.* καθεστώσης, N. καθεστὼς, καθεστῶσα, καθεστὸς, G. καθεστῶτος, καθεστώσης, καθεστῶτος, pro καθεστακὼς, -υῖα, -ὸς, κ. τ. λ. Vide suprà n. 1.

4. εἰδότας] pro εἰδηκότας, *quippe qui sciant,*——διὰ δὲ τοῦ πείθειν, *persuadendo verò*—— " τὰ αὐτὰ—Schneider, Benwell. P.

5. ᾔδεσαν δὲ,] *noverant autem.* ᾔδεσαν, pro εἰδήκεισαν.

6. Σωκράτην—ζῶντα,] Latini dicunt, *Socratem vivere.* αὐταρκέστατα, Angl. *most contentedly*. sumitur nempè adverbialiter.

1. ὀρέξασθαι τῆς ὁμιλίας αὐτοῦ·] *expetivisse consuetudinem ipsius.* 204
Vide suprà ad p. 151. n. 6. " Vide p. 200. n. 7. P.

2. ἐλέσθαι ἂν αὐτοὶ] *Αὐτοὶ, ipsi*, i. e. *ultrò*—Sic Virgil:

> *Ipsae lacte domum referent distenta capellae*
> *Ubera*—— Ecl. iv. 21.

Ipsae, i. e. *ultrò, sponte sua. Anon.*

3. *εὐθὺς ἀποπηδήσαντε Σωκράτους,*] Angl. *having instantly resiled from Socrates.* " *Resiled*, vix *Anglicè* receptum. P.

4. *Σωκράτους ὠρεχθήτην.*] *Socratis studiosi fuerant.* *ὠρεχθήτην*, in sensu med. Vide suprà ad p. 7. n. 10.

5. *συνήστην,*] 3. dual. imperf. ind. pro *συνήτην*, à *σύνειμι*, *una sum*, *consuetudinem habeo*. Vide suprà ad p. 126. n. 1.

6. *ἐκείνου δ' ἀπαλλαγέντε,*] i. e. *δὲ ἀλλαγέντε ἀπ' ἐκείνου*, *quum autem ab eo discessissent*. *ἀπαλλαγέντε*, nom. dual. aor. 2. part. pass in sensu medio, verbi *ἀπαλλάσσω*, *dimitto*, *ἀπαλλάσσομαι*, in v. med *abeo*, *discedo*. Vide suprà ad p. 7. n. 10.

7. *ὑπὸ πολλῶν καὶ δυνατῶν κολακεύειν ἀνθρώπων διαθρυπτόμενος,*] *dum à multis adulandi peritis hominibus mollitie corrumpebatur.*

205. 1. *οὐ μὴν* [*κατὰ*] *τά γε ἄλλα οὕτω κρίνεται.*] Angl. *surely men do not judge so—at least in other cases.*

2. *συνδιατρίβων τῳ,*] *cum aliquo degens.* *τῳ* pro *τινι*, Atticè.

3. *ἀλλ' οἵ γε πατέρες αὐτοὶ συνόντες τοῖς υἱέσι,*] *γε* non abundat, verte, *ipsi parentes*, *parentes adeò*. Sed fortè legendum, *ἀλλ' οἵ γε πατέρες αὐτοί*, *κ. τ. λ.* quod valdè arridet. Quem enim sensum habet, *αὐτοῖς τοῖς υἱέσιν*; Ern. Benwellus recepit *αὐτοί*, " et Schneider. P.

4. *προπηλακίζειν*] *contumeliâ afficere*, q. d. *luto conspergere*. Gesner.

206. 1. *μόνους δὲ φάσκειν αὐτὸν*—] Ordo est: *δὲ αὐτὸν φάσκειν τοὺς εἰδότας τὰ δέοντα, καὶ δυναμένους ἑρμηνεῦσαι, μόνους εἶναι ἀξίους τιμῆς· eumque dictitare eos, qui nōrunt quae oporteat, et oratione explicare possunt, solos esse dignos honore.* " Vid. inf. l. 9. et p. 211. n. 6. P.

2. *πρὸς ἑαυτόν.*] *prae se.* Angl. compared to *himself.*

3. *Ἔργον δ' οὐδὲν ὄνειδος,*—] i. e. *Negotium est nullum opprobrium, otium autem opprobrium est.* At Socratis accusatores constructionis ambiguitate ad damnum ipsius utebantur, quasi ita intellexisset ac juventuti explicâsset—*Nullum negotium est opprobrium*,—&c. Vide Hesiodi *Ἔργ. καὶ Ἡμέρ.* 311. annotantibus Clerico et Heinsio. Edit. Thom. Robinson. Oxon. 1737, in 4to.

207. 1. *Ὅντινα μὲν βασιλῆα*—] Iliad. *β'*. 188. *ἐρητύσασκε*, Ionicè pro *ἠρήτυσε*, ab *ἐρητύω*, *cohibeo:* ut et infrà *ἐλάσασκε*, pro *ἤλασε*, ab *ἐλαύνω*, *agito;* et *ὁμοκλήσασκε*, pro *ὡμόκλησε*, ab *ὁμοκλάω*, *increpito*. *Δαιμόνι'*, [Vide suprà ad p. 27. n. 12.] *Ὃν δ' αὖ δήμου*—*κ. τ. λ.* Ibid. 198. ad quae loca vide quae annotavit vir acutissimus Sam. Clarke.

2. *ἐπαινοίη*] Atticè pro *ἐπαινέοι*, *-οῖ*. Vide suprà ad p. 162. n. 2.

3. *τυγχάνουσιν ὄντες.*] Vide suprà ad p. 7. n. 5.

4. *Ἀλλὰ μὴν*] Harum particularum usus est, ubi quid cum asseveratione infertur, servante utraque particulâ egregiè vim nativam. Non malè itaque verti possunt, *At certè*, *At verò*. Hoogeveen, p. 42.

5. *ἀλλ' οὐδ' αἰτίαν*—] i. e. non solum insons fuit, sed *ne quidem unquam horum ullius quae diximus crimen sustinuit.* " s. *accusationem.*

208. 1. *Πῶς οὖν ἔνοχος ἂν εἴη τῇ γραφῇ,*] *Quomodo igitur ille accusationi obnoxius esset?* Vide suprà ad p. 197. n. 4.

2. *φανερὸς ἦν θεραπεύων τοὺς θεοὺς*—] Vide suprà ad p. 198. n. 2.

3. *τούτων μὲν παύων,*] Vide suprà ad p. 202. n. 3.

4. *Καὶ εὔχετο δὲ πρὸς τοὺς θεοὺς ἁπλῶς τἀγαθὰ διδόναι,*] Alludit hic—ad illam Orationem anonymi poëtae apud Platon. in Alcibiade II.

Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις
Ἄμμι δίδου, τὰ δὲ δεινὰ καὶ εὐχομένοις ἀπαλέξειν.

Miltonus, Xenophontis verbis: "P. L. l. v. l. 205. P. 208.

Hail universal Lord, be bounteous still,
To give us only good.

ἁπλῶς τ' ἀγαθὰ διδόναι. *Anon.*

5. ὡς τοὺς θεοὺς κάλλιστα εἰδότας,] Pro τῶν εἰδότων. [seu pro νομίζων τοὺς θεοὺς κάλλιστα εἰδέναι. Zeunius.] Semel hic tironum causâ dixisse sufficiet, Atticos non solùm genitivis consequentiae uti, sed etiam nominativis, dativis, et accusativis; in quo ferè casum substantivi, aut vim verbi praecedentis respiciunt. Hic sunt accusativi, quia praecedit accusativus θεούς. de nominativis agit Kusterus ad Aristoph. Plutum, N. p 6. b. de nominativis, dativis, et accus. vide Sylburg. ad Pausan. p. 930. 931. Dukeri Ind. rerum in notis ad Thucyd. ut alios praetermittam. Ern. Caeterùm ὡς saepè praeponitur genitivo etiam absoluto. Vide suprà ad p. 94. n. 5.

6. πολλὰ καὶ μεγάλα—] pro πολλάς, κ. τ. λ. Solenne est Graecis negligere genus praecedentis substantivi, et neutrum ponere, ut intelligatur χρῆμα, ἔργον. Latini *quae res* aut *quod* scil. *negotium* ponunt post nomina formarum, tanquam, *pecuniam*, *pulchritudinem*. Ern. Infra lin. penult. μάλιστα est lectio Par. 2. quam recepit *Schneiderus*, et sic sine omni dubio scribendum. Vulgo est μάλα, quod vitium, ni fallor, ex contractâ vocis μάλιστα scripturâ ortum est. Benwell.

1. Καδδύναμιν—] pro κατὰ δύναμιν, *quantum potes.* Hesiod. 209
Ἔργ. καὶ Ἡμ. 336.

2. καὶ οὐκ ἂν ἀπορήσειε τοσαύτης δαπάνης.] *nec opus esset tanto sumptu.* ἀπορήσειε, pro ἀπορῆσαι. Vide suprà ad p. 27. n. 11.

3. ὥστ' οὐκ οἶδ', εἴ τις—] Angl. *insomuch that I am not sure, if any one could earn so little by his labour, as not to obtain a competency for Socrates.*

4. ᾔει,] *accedere solebat.* Atticum imperf. ab εἶμι, *eo.* [Vide suprà ad p. 199. n. 10.] διψῴη, Atticè pro διψάοι, -ῷ. "—Socratem—audio dicentem, *cibi condimentum esse famem*;—Cic. de Fin. l. ii. 28. P.

5. τὸν δὲ Ὀδυσσέα,—] Vide Homeri Odyss. κ'. 281. Item Hor lib. I. ep. 2.

6. καὶ ἀποσχόμενον τοῦ—ἅπτεσθαι,] Angl. *and that he abstained from touching.* Notandum ἀπέχομαι in v. med. idem esse ac ἔχω ἐμαυτὸν ἀπό. de ἅπτεσθαι, vide suprà ad p. 39. n. 8.

1. οὔτε θύοντα τοῖς θεοῖς,] μηχανώμενον vulgo additur. Abest 210
μηχανώμενον in MS. Vossiano, nec vertit Bessario. Zeunius. (In hâc edit. deletur." Edin. 8.) "[οὔτ' εὐχόμενον,] Schneider substituit. P.

2. ἔστιν οὕς τινας ἀνθρώπων τεθαύμακας ἐπὶ σοφίᾳ;] Angl. *do you admire some men on account of excellence?* Vide suprà ad p. 32. n. 11. et ad p. 98. n. 3.; item ad p. 27. n. 4.

3. Διθυράμβῳ] Vide suprà ad p. 3. n. 10.

4. Τῶν δὲ ἀτεκμάρτως ἐχόντων,] *Earum rerum quae nullam praebent conjecturam*, [Vide suprà ad p. 96. n. 1.] ὅτου [οὗτινος] ἕνεκά ἐστι, *cujus causâ existant*——" l. 15. γίγνεται, Benwell. P.

5. Οὐκοῦν δοκεῖ σοι—] Incipit hoc loco bellissima fabricae humani corporis descriptio, ex qua Deum esse, eundemque providere rebus humanis Socrates demonstrat. Hindenburg. Hinc incipit demonstratio oppidò elegans, qua Aristodemum τὸν μικρὸν religionum contemptorem in viam revocare conatur Socrates. Gesner.

1. οὐ δοκεῖ σοι καὶ τόδε προνοίας ἔργῳ ἐοικέναι,] Angl. *and does not* 211

211. *this also appear to you to resemble an operation of Providence, viz. since the sight is delicate*, τὸ θυρῶσαι αὐτὴν βλεφάροις, *the fortifying it with eye-lids in the manner of doors*, ἃ ἀναπετάννυται, κ. τ. λ. *which open, when there is any occasion for using it*, συγκλείεται δὲ, κ. τ. λ. *and close during sleep?* ὡς δ' ἂν μηδὲ ἄνεμοι, κ. τ. λ. *and that not even the winds may hurt it*, ἐμφῦσαι βλεφαρίδας ἠθμὸν, *the making eye-lashes to grow by way of a strainer*, or sieve, τε ἀπογεισῶσαι τὰ [μέρη] ὑπὲρ τῶν ὀμμάτων ὀφρύσι, [Vide Iliad. ά, 528.] *and the guarding the parts over the eyes with eye-brows in the manner of eaves, so that not even the sweat, &c.* Ubi observandum, 1. Nihil opus esse ut cum eruditissimo Ernestio ad Enallagen vocum confugiamus, quasi θυρῶσαι,—ἐμφῦσαι,—ἀπογεισῶσαι (et paulò infrà καταθεῖναι, ἀποστρέψαι, ἀπενεγκεῖν) vim haberent passivam; si modo ex aequo singulis infinitivis usurpetur Art. τὸ, quae constructio Graecis est solennis. 2. ἀναπετάννυται,—συγκλείεται—esse in v. med. scil. ἀναπετάννυμι, in v. act. *aperio;* in v. med. *aperio meipsum*, Angl. *I open*, in sensu intransitivo. συγκλείω, in v. act. *claudo;* in v. med. *claudo meipsum*, Angl. *I close*, in sensu intrans. Confer Ciceronem de Nat. Deor. Lib. II. § 57.

2. καὶ τοὺς μὲν πρόσθεν ὀδόντας—οἵους τέμνειν εἶναι,] Angl. *and that the foreteeth are able to cut*—τοὺς δὲ γομφίους οἵους, κ. τ. λ. *and the grinders, upon receiving* their food *from them, have the power of chewing* it. Vide supra ad p. 5. n. 6.

3. ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ,] supple ἐστὶ, *et quoniam quae* per alvum *excernuntur foeda sint*,—

4. ᾗ δυνατὸν προσωτάτω] *quàm remotissimè*.—Femininum ᾗ, in dativo, sumitur interdum pro ὡς. Vigeb. de Gr. L. Idiom. Cap. II. 11. Occurrit aliud exemplum Mem. Lib. II. Cap. I. § ix. ubi Ernestius—"Sunt," inquit, "qui malunt ὡς, ignoratione Graeci sermonis. "Nam ᾗ eleganter superlativis jungitur pro ὡς. Exempla Stepha- "nus suppeditabit in Thesauro." Vide suprà ad p. 86. n. 2.

5. Τὸ δὲ ἐμφῦσαι—] i. e. καὶ τόδε οὐ δοκεῖ σοι ἐοικέναι ἔργῳ προνοίας, τὸ μὲν ἐμφῦσαι, κ. τ. λ.——nimirum loquitur Socrates; cui respondet Aristodemus, Ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήματί τινος βουλευσαμένου ζῶα εἶναι. *Profectò haec quoque videntur facta excogitationibus alicujus qui secum statuerat ut essent animalia.*

6. Ἀμέλει] q. d. *noli sollicitus esse, utique, quin, sanè, profectò, scilicet.* Gesner. "Nonnulla inserui è Xen. ob nexum. P.

7. Μὰ Δί', οὐ—] *Ita, per Jovem, inquit* Aristodemus. [De Μὰ Δί' vide Hoogeveen, Cap. 25.] In proximè praecedentibus interrogaverat Socrates, an putaret Aristodemus haec amplissima, numeróque infinita per dementiam quandam tam compositè ornatéque se habere: cui hic respondet, *Μὰ Δί', Ita per Jovem; οὐ γὰρ ὁρῶ τοὺς κυρίους*—supple τοῦ κόσμου, *non enim cerno* mundi *dominos*—&c. (*Μὰ* semper negat. hic vertendum est, *Non, per Jovem.* " Edin. 8.)

8. Οὐδὲ γὰρ] Modus dicendi est elegans et ellipticus pro οὐ καλῶς λέγεις· οὐδὲ γὰρ, κ. τ. λ. Zeunius. " σεαυτοῦ, Mss. Benwell. P.

212 1. Οὐκοῦν, ἔφη,] Σωκράτης, scil. *Profectò, inquit* Socrates, *quantò magnificentius tui curam gerere dignatur, tantò magis*—τιμητέον [ἐστί σοι] αὐτό. *honorandum est tibi illud.* Nam, ut rectè Ernestius, θεραπεύειν Dii homines dicuntur, quando eorum curam gerunt; homines Deos, quando eos cultu et veneratione prosequuntur.

2. ἀμελοίην] V. sup. ad p. 94. n. 2. Ἔπειτ' οὐκ—ait nempè Socrates.

3. *οἵαν—ἀρθροῦν τε τὴν φωνήν,*] *ut possit—vocem articulare.* [Vide suprà ad. p. 5. n. 6.] Porrò notandum, quando *οἷος* hoc modo reddatur, adjunctum habere *τε* plerumque, sed non semper. Vide paulò suprà—*τοὺς μὲν ὀδόντας—οἵους—εἶναι—τοὺς δὲ γομφίους οἵους—*

1. *Ὦ 'γαθὲ, ἔφη,—*] Adjectivum *ἀγαθὸς*, praeterquam quod *bonum*, 213
peritum, &c. significat, quando cum praecedente Adverbio *ὦ* tam strictè conjungitur, ut unam vocem efficiat, in Vocandi casu positum Latini per *Quaeso*, *Obsecro*, vel etiam *Age*, exponunt. Vide Plat. Gorg. p. 491. lin. 25. Edit. Serrani. Steph. *Ἀλλ' ὦ 'γαθὲ*, *Sed, ô bone*, i. e. *quaeso* vel *agedum*. Hoogeveen ad Vigerum, Cap. III. § III. Reg. 1.

2. *καὶ ἅμα πάντων ἐπιμελεῖσθαι αὐτούς.*] Sermo scil. fit ex aequo de numine et de diis: *τὸ θεῖον*, *τὸ δαιμόνιον*, *οἱ θεοί*. Caeterùm, quae hîc loci profert Socrates, planè sunt admiranda. (Sermo hîc mihi de *Numine supremo* esse videtur, nam suprà usurpatur de *Deo*, non de *Diis*: ut, *τὸν δὲ τοῦ θεοῦ ὀφθαλμόν· τὴν δὲ τοῦ θεοῦ φρόνησιν.* G. D.) "Vide supra ad p. 211. n. 6. P.

3. *Ἐμοὶ μὲν—*] Haec ex suâ personâ loquitur Xenophon. Videri nempè illud de praesentiâ Deorum dogma Socratis homines meliores reddere. Quod quidem usque eo verum est, ut nec ipsa divinitùs revelata religio aliquid habere videatur ad omnem virtutem potentius. Gesner. "l. 29. *εἶεν·* Vide supra ad p. 86. n. 1., P.

1. *ὡσαύτως*] *similiter* scil. ac suprà dicta de viâ ad Virtutem per 214.
labores, confirmata auctoritate Hesiodi ac Epicharmi. *ἀποφαίνεται*, *sententiam suam exponit, pronuntiat*: ut planè indicat Vox Med.

2. *εἴτε τὴν δι' ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον,*] Intell. *κατά*. Ern. Angl. ad verbum—*Whether they will turn themselves along the road leading through virtue towards life,*——

3. *ἐξελθόντα—*] concordat scil. cum *Ἡρακλέα* suprà.

4. *ἀποροῦντα, ὁποτέραν—*] Intell. *κατὰ* vel *εἰς*. Angl. *at a loss* into *which of the roads he should turn.* "*ὁποτέραν*, Schneider. P.

5. *Καὶ φανῆναι—κ. τ. λ.*] Persequitur nempè constructionem accusativi ante inf. De *φανῆναι* in sensu med. vide suprà ad p. 7. n. 10.

6. *τὸ μὲν σῶμα—*] hîc et in sequentibus intell. *κατά*.

7. *τεθραμμένην—εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα,*] Angl. *pampered into a plump and enervated habit of body.*

8. *κεκαλλωπισμένην—τὸ χρῶμα, ὥστε—κ. τ. λ.*] Angl. *having her complexion so improved, as plainly to appear possessed of a greater share of red and white, than it had in reality.*

9. *τὸ δὲ σχῆμα,*] i. e. *κεκαλλωπισμένην κατὰ τὸ σχῆμα*, Angl. *and* having *her figure* set off *in such a manner, that she seemed taller, than she naturally was.*

10. *τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα,*] Angl. and had *eyes that were glaring*—meretricious,—si *ἀναπεπταμένα* est pro *ἀναπεπετασμένα* perf. part. pass. ab *ἀναπετάννυμι*, uti vulgò putatur. E Lexico autem Regio MS. sequentia secum communicâsse clar. Ruhnkenium, refert Gisbertus Koen, ad Gram. Leidensis opusc. p. 310. V. *πέπταμαι. ἐκ τοῦ ἵπτημι, ἔπτακα, ἔπταμαι, ἔπτασαι, ἔπταται, καὶ πλεονασμῷ τοῦ π πέπταμαι Αἰολικῶς. κ. τ. λ.* Itaque si *ἀναπεπταμένα* est ab *ἀνίπταμαι*, reddi possit, *oculos huc illuc volitantes*: cui interpretationi favere videtur Hindenburgius, in Animadversionibus suis ad Xenoph. Mem. p. 65.

11. τὸν αὐτὸν τρόπον] *Eodem modo quo antea incesserat, aequabili incessu.* Zeunius. "πληθυαίτερον, Schneider, Benwell. P.

215. 1. φροντιεῖς,] Att. fut. pro φροντίσεις. φροντίσω, κ. τ. λ. Atticè φροντιῶ, -εῖς, -εῖ, ut fut. 2. Et in voce med. φροντιοῦμαι,——ῇ, -εῖται, κ. τ. λ. ut nôrunt, vel saltem nôsse debent, etiam tirones.

2. διέσῃ,] fut. à δίειμι.—non est hoc verbum contra ἀναλογίαν, et habet hoc loco eam vim, quam διατελῶ, διάγω, διαβιόω. Ern.

3. τις ὑπονοία σπάνεως, ἀφ' ὧν—κ. τ. λ.] i. e. τούτων τῶν πραγμάτων, ἀφ' ὧν—κ. τ. λ. οὐ φόβος [ἐστὶ,] μὴ ἀγάγω σε πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ ἐπὶ τὸ πορίζεσθαι ταῦτα· *nihil est quod metuas, ne eo te deducam,* ubi *laborando et aerumnis tum animi tum corporis tolerandis haec tibi compares.*

4. ἀλλ' οἷς ἂν—κ. τ. λ.] ἀλλὰ σὺ χρήσῃ τούτοις, οἷς—κ. τ. λ. Relativum scil. concordat cum antecedente non solum in genere et numero, verum saepè etiam in casu.

5. οὐδενὸς ἀπεχόμενος,] Vide suprà ad p. 209. n. 6.

6. ὑποκοριζόμενοι] Angl. *speaking diminutively of me*—ὑποκορίζομαι, propriè sign. *infantem ago sermone:* à κόρος, *puellus.* "Hi, ut "observavit Gesnerus, et apud hos α) diminutivis utuntur: Nomina "rerum prout ipsorum refert β) in meliorem partem γ) in pejorem "corrumpunt. Haec tria significat ὑποκορίζ." Index ad Chrestom. *Gr.*

216. 1. οἱ θεοὶ διέθεσαν, τὰ ὄντα διηγήσομαι μετ' ἀληθείας.] Ita omnes quas vidi Editiones. Mihi distinguendum videbatur sic: ἧπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα, διηγήσομαι μετ' ἀληθείας. Hindenburg. Angl. *I will give a true account in what way the gods ordain the things that are.* ἧπερ, supple ὁδῷ.

2. ἵλεως] Atticè pro ἱλάους. [Vide suprà ad p. 92. n. 1.] θεραπευτέον, supple ἐστί σοι. et sic in sequentibus. [Pro vitioso *Aldi* ἐθέλοις, reponendum ἐθέλεις ex MSS. et edd. optimis. I. T.] Caeterùm locus hicce pulcherrimus lectorum etiam hebetissimis nequit quin se commendet.

3. πρὶν μὲν πεινῆν,] Monendi sunt tirones in usu esse πεινῆν pro πεινᾶν contractè ex πεινάειν, *esurire:* sic διψῆν, *sitire:* et ζῆν, *vivere:* et χρῆσθαι, *uti.*

4. καὶ [διὰ] τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς·] *ad diluendum* scilicet *refrigerandumque vinum, aestatis tempore:*——Veteres enim *nivem et glaciem in subterraneis scrobibus* ad hunc *usum recondebant,* ut notavit Neander ad h. l. Hindenburg.

217. 1. τὰ ὑπόβαθρα—] ὑπόβαθρα vulgò vertunt: *lectorum fulcra, sustentacula. Falsò,* namque ea solent πόδας Graeci appellare. Ὑπόβαθρα h. l. sunt *tapetes, quibus delicatuli homines solebant spondarum pedes imponere; ut molliùs cubarent. Idem.* Ernestius autem intelligit *lectorum fulcra, non quibus nituntur lecti, sed per quae ascenditur lectus.* "Fulcra—pedibus lecti subjecta. Schneider. P.

2. πιστεύσειε—] ἐπαρκέσειεν—τολμήσειεν—Vide suprà ad p. 27. n. 11.

3. τοῦ σοῦ θιάσου—] *De turbâ, quae tuas partes sectatur.* Θίασος autem *pompam* significat, quae Bacchum comitabatur, vel coetum saltantium, et in voluptate vitam exigentium. Simpson.

218. 1. μεθιᾶσι τὰ δέοντα πράττειν.] *omittunt quae oportet facere*—μεθίημι, in 3. pl. μεθιεῖσι, et μεθιᾶσι.

2. τὸ πεπρωμένον τέλος,] *finis fato constitutus.* Vide suprà ad p. 162. n. 1.

1. τὸν ἀεὶ χρόνον—] i. e. κατὰ vel διὰ τὸν αἰώνιον χρόνον.

☞ De Prodico vide Fab. Biblioth. Gr. Vol. I. p. 793. Nihil autem celebrius hâc ipsius de Hercule fabulâ, nec quod plures tum inter veteres tum inter recentiores nactum est imitatores. Apud Anglos eam pulcherrimè enarravit Ill. Comes Shaftesburiensis, [in Tom. II. operis ejus, quod inscribitur *Characteristicks*,] suamque enarrationem eleganti tabulâ aeneâ ornandam curavit. Invenitur Anglicè reddita, sed parum fideliter, in libro notissimo *The Tatler*, [No. 97.] Eandem numeris Anglicis adumbravit Poëta suavissimus, qui, dum viveret, "flumina amabat sylvasque," Gul. Shenstone. In hâc autem palaestrâ se felicissimè exercuisse videtur hujus fabulae auctor paraphraseos poëticae, quam in libro suo, cui titulus *Polymetis*, inseruit Joa. Spence. [p. 157.] Illius autem paraphraseos auctor, uti accepimus, vir erat ille venerabilis, non solum in Sacris, sed in omni politioris doctrinae genere versatissimus, Robertus Lowth, Episcopus Londinensis, nuper defunctus.

4. Τούτου μὲν γὰρ δὴ πολλῶν ἔφη ἀκούειν,] πολλῶν regitur ab ἐκ subintellecto. ἔφη ἀκούειν, *dicebat* se *audire*. Sic φημὶ ἀκούειν, *dico* me *audire*, φῂς ἀκούειν, *dicis* te *audire*, &c. Nam ubi reciprocatio fit ad personam, Graeci accusativo ante infinitivum non utuntur Quod tironibus notandum. Sic ὁρᾷν δὲ, se *autem videre*.

5. ὅπως οἷόν τε,] Intell. ἐστὶ, vel potius ᾖ, *quantum possint*. Vide suprà ad p. 212. n. 3.

1. τὸ πλῆθος εἰδότας·] Vide Cicer. de Amic. 17. 219

2. πάλιν τούτους ἀνατίθεσθαι·] *eos iterum retractare*. τούτους—Ita lego pro ταύτας, et interpretor, quos in numero amicorum jam retulerant, retractare et in aliam classem reponere, ut fit in lusu XII Scriptorum, s. πεττείᾳ Graecorum, ubi licet ἀναθέσθαι. Gesner. Caeterùm de hoc ludo, qui est ille ipse, qui hodie *Schachicus* dicitur [Angl. *Chess*] aut ei saltem simillimus, Graecis recentioribus ζατρίκιος, diversus à ludo aleae, in quo praeter calculos etiam tesseris opus, qui à ludo Scriptorum exulant, in quo uno ingenio et arte opus est, vide praeter caeteros eruditissimè disputantem Salmas. ad Vopisci Proculum, c. 13. T. II. Hist. Aug. p. 736. seqq. Ern. [Clav. Ciceron. Ind. Lat. V. *Scriptorum ludus*.] Vide etiam Du Cange Gloss. ad Script. Med. et Inf. Graecitatis, V. ζατρίκιον. Joan. Meurs. de ludis Graec. in Gronov. Thes. Antiq. Graec. Tom. VII. p. 982. et Dan. Souterii Palamed. Ibid. p. 1110.

3. τὰ μὲν συναναλίσκων, τὰ δὲ συμπράττων·] *partim unà sumptus faciens, partim unà agens.*

4. σφαλλομένους δὲ πλεῖστα ἐπανορθῶν.] *titubantes verò plurimùm sustinens.*

5. τούτων——οὐδενὸς λείπεται.] Angl. *fails in none of these.* τὰ ὦτα προακούουσι,—"Quantum equidem judicare possumus, *veteres* '*Attici plurale verbum neutri plurali nunquam subjiciebant, nisi ubi de* '*animantibus ageretur.*" Porson [in Not. Addend. ad Hecub. v. 1149.;] quem omnino consule. Hic locus igitur aut rescribendus est, τὰ ὦτα προακούει, aut ita denique intelligendus, ut quaedam τῶν ὤτων, et membrorum caeterorum, quasi προσωποποιΐα significetur; qualis in hoc Socratis sermone faceta esset et jucunda quam maximè. Cf. suprà ad p. 67. n. 8. I. T.

6. οὐκ ἐξειργάσατο,] *nunquam facit*,—De aor. vide suprà ad p. 19. n. 6.

220\. 1. *Εὐόκει δέ μοι—*] *Mihi autem videbatur etiam homines prudentes reddere in amicis explorandis, quales dignum esset ut possiderent, hujuscemodi proferens.*

2\. πῶς ἂν ἐπιχειροίημεν σκοπεῖν ;] Angl. *in what way should we enter upon the investigation?* Vide suprà ad p. 94. n. 2.

3\. ὅστις ἄρχει γαστρός τε,] Vide suprà ad p. 46. n. 1.

4\. Οὐκοῦν τοῦ μὲν ὑπὸ τούτων ἀρχομένου] Vide suprà ad p. 46. n. 1.

5\. Τί γάρ ;] Locutio haec est planè elliptica, et naturae Dialogi convenientissima: *Quid?*—NAM liceat mihi interrogare te ulterius, quoniam rem acu nondum tetigerimus.—[Vide suprà ad p. 66. n. 6.] Operae pretium tamen esset inspicere, quae de hac phrasi observavit vir doctissimus H. Hoogeveen ad Vigerum, "C. VIII. s. v. r. 3. n.

6\. τί δέ ;] *quid autem* de hoc censes? " Vide not. suprà. P.

7\. Ἀφεκτέον καὶ τούτου,] *ab hoc quoque abstinendum,*—inquit Critobulus, scil.

221\. 1. εὖ δὲ πάσχων ἀνέχεται,] *sinit autem ut beneficiis afficiatur,*—

2\. Ἀνωφελὴς ἂν εἴη καὶ οὗτος.] ἔφη scil. ὁ Κριτόβουλος.

3\. φίλον ποιεῖσθαι ;] *amicum sibi facere,* ut indicat vox med. Vide suprà ad p. 130. n. 4.

4\. ὢν τυγχάνει,] Vide suprà ad p. 7. n. 5.

5\. φιλόνικος πρὸς τὸ μὴ ἐλλείπεσθαι εὖ ποιῶν τοὺς εὐεργετοῦντας ἑαυτὸν,] Angl. *zealous of not falling short of his benefactors in conferring his favours*—— " φιλόνικος, Gesner, etc. pro φιλόνεικος. P.

6\. τοὺς ὑστέρους εὐεργετήσοντα.] idem ac τοὺς ὑστέρους εὐεργετήσειν, *posterioribus benefacturum esse.* Mox,—" Certissimam *Valkenarii* emendationem χρήσεσθαι recepi pro vulgato χρῆσθαι, nam " ita suadent futura ποιήσειν et εὐεργετήσοντα." BENWELL.

7\. κατειπεῖν σου πρὸς αὐτὸν,] Angl. *to speak against you to him,*—*to complain of you to him.*—Gusta, qui potes, mel apis Atticae in vocibus κατειπεῖν et κατηγορεῖν, quae accusare significant, vel deferre; hic εἰρωνείᾳ planè Socraticâ pro commendatione ponuntur. GESNER. Caeterùm de εἰρωνείᾳ Socraticâ vide Fraguier doctè disputantem in Mem. de l'Acad. des Inscript. et B. L. Tom. IV. " p. 360. 4to.

8\. Ἐαν δέ σου προσκατηγορήσω,] Angl. *but if I should further accuse you,*—Vide suprà ad p. 97. n. 2.

9\. ἄγασθαι αὐτοῦ καὶ εὐνοϊκῶς ἔχεις πρὸς αὐτὸν,] Vide suprà ad p. 3. n. 3. et ad p. 86. n. 1.

10\. ἆρα μὴ διαβάλλεσθαι δόξεις ὑπ' ἐμοῦ ;] Angl. *shan't you think that you are slandered by me?*

222\. 1. οὐκ ἀποκάμνεις μηχανώμενος·] *non defessus es conando.*

2\. σύνθηρον τῶν ἀγαθῶν φίλων.] *convenatorem bonorum amicorum.* Quod etiam sapit εἰρωνείαν Socraticam.

3\. ὥσπερ οὐκ ἐπὶ σοὶ ὂν,] Angl. *as if it did not depend upon yourself,*—[Vide suprà ad p. 85. n. 9.] ὂν usurpatur more absoluto, ut composita ἐνὸν, ἐξὸν saepe apud Atticos Scriptores.

4\. Ἀσπασίας] Quam Socrates Eloquentiâ magistram habuit. GESNER. Qui plura velit de Aspasiâ adeat Plutarch. in Pericle, et Diction. Bayle, v. *Pericles,* not. O, et denique Maximum Tyrium Diss. 22. [" 24.] qui et reliquos Socratis magistros commemorat: uti indicavit Simpsonus.

5\. τὰς ἀγαθὰς προμνηστρίδας,] Angl. *that good match-makers*—— δεινὰς εἶναι συνάγειν——*have great effect in uniting*—&c. ψευδομένας, vide suprà ad p. 95. n. 1.

6. πεισθεὶς ὀρθῶς ἔχειν,] *persuasus rectè se habere*, ἡγοῦμαι οὐκ ἐξεῖναί μοι λέγειν οὐδὲν περὶ σοῦ, *arbitror non licere mihi dicere aliquid de te*, ἐπαινοῦντι [quod concordat cum μοι] *laudanti*, Angl. *in the way of praise*. Benwell, Bessarionem secutus, sic distinguit: ἅ δὴ καὶ ἐγὼ πεισθεὶς ὀρθῶς ἔχειν. ἡγοῦμαι, κ. τ. λ.

7. εἰ δὲ μὴ φανερὸν οὕτω σοι,] Angl. *but if this so stated be not clear to you*, ἐκ τῶνδε σκέψαι, *reflect farther*.

1. ἐπαινοίην,] Vide suprà ad p. 94. n. 2. et ad p. 96. n. 5. 223

2. ἐπιτρέψειε] Vide suprà ad p. 27. n. 11.

3. ἢ εἴ σοι πείσαιμι——] Ordo est: ἢ εἰ κοινῇ πείσαιμι τὴν πόλιν ἄν ἐπιτρέψαι ἑαυτὴν σοι ὡς στρατηγικῷ τε καὶ δικαστικῷ καὶ πολιτικῷ, ψευδόμενος, Angl. *or if I should publicly persuade the state, that it might commit itself unto thee as one skilled in military, judicial, and political affairs, while this was not the fact*. Particula ἄν, uti observat doctissimus Hoogeveen, potestatem δυνητικὴν servat etiam cum infinitivis. [p. 66.] Ubi vide copiosam et acutam enarrationem hujus voculae.

4. ἰδίᾳ] *privatim*. Opponitur scil. τῇ κοινῇ suprà.

5. —φασίν,—ὅτε φωνήεντα——] Postquam Aristarchus à Socrate didicisset, quo pacto pauperes cognatas, apud se degentes, ad quaestum utilem faciendum adigeret, ad Socratem tandem rediit, cumque de monitorum ejus prospero successu magnâ cum voluptate narrâsset, simulque observâsset, se ab iis reprehendi, quippe qui solus in domo otiosus jam comederet: Socrates eum hanc de cane et ovibus fabulam illis recitare jussit.—"οἶν *Junt.* et *Paris.* ad Sermonis Attici "normam. Vide *Pierson* ad *Moer.* in vocc. οἶς, οἶστος." Benwell.

6. ὅ τι ἂν μὴ] *nisi quod*—

7. τῷ δὲ κυνὶ—μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου.] i. e. μεταδίδως τῷ κυνὶ [μέρος] σίτου οὗπερ αὐτὸς ἔχεις, *cum cane communicas cibum quo ipse vesceris*.

8. Ναὶ μὰ Δία·] Intell. ὀρθῶς ποιεῖ. Ern. Vide suprà ad p. 211. n. 7.

1. οὕτω καὶ ὅδε—] Amicus cui persuaserat, ut exercitus ducendi 224 artem disceret a Dionysodoro. Gesner. Infrà lin. 16. vulgo, ἅ δεῖ—κ. τ. λ. "Delendum ἅ jam olim censebat *Brodaeus*, teste *Zeunio*." Benwell. "Initium lepidum praefixi. P.

1. ΚΕΦ. ί.] In hoc capite, cum artificibus de ipsorum Artibus dis- 225 serit Socrates. Lin. 5. pro γραφικὴ lege ἡ γραφική.

2. τὰ γοῦν κοῖλα—σώματα διὰ τῶν χρωμάτων—ἐκμιμεῖσθε.] Angl. *at least however you represent, by a likeness in colours, objects that are hollow*—&c. De particula γοῦν haec, inter caetera, observat vir eruditissimus H. Hoogeveen. "Nota—argumentationis est οὖν, sed "τό γε limitationem ex consuetudine indicat, quam pro naturâ suâ "affirmativè urget. Atque ita haec particula optimè convenit iis, "qui argumenta suggerere malunt, quàm obtrudere, undè fit, ut saepi- "us per γοῦν et non per γὰρ ratiocinentur." Doctr. Part. L. Gr. p. 236.

3. Ποιοῦμεν γάρ, ἔφη, οὕτως.] Sic fecit Zeuxis apud Cicer. Invent. II. initio. Ern. Caeterùm γὰρ refertur ad id quod reticetur.—Rectè dicis, *inquit*, nam *sic facimus*. Vide suprà ad p. 66. n. 6.

4. Τί γάρ;] Vide suprà ad p. 220. n. 5.

5. Πῶς γὰρ ἄν, ἔφη, μιμητὸν εἴη,] Cur ita interrogas? *quo enim pacto possit esse imitabile?* Vide suprà ad p. 220. n. 5.

6. το τε φιλοφρόνως καὶ τὸ ἐχθρῶς βλέπειν—] Dele *πω* malè repetitum, et *π* verte in *τ*, habebis ἐν ἀνθρώπῳ τό τε φιλοφρόνως καὶ τὸ ἐχθρῶς βλέπειν—Sic olim ex conjecturâ rescripseram; neque, ut nunc videtur, injuriâ; Benwellus enim, post Ernestium, nuper è MS. et Stobaeo hoc ipsum dedit. I. T. Mox è MS. 1. dedi τοῦτο pro τό. ERNESTI. "Vulg. πάνυ τε φιλ.—P.

226. 1. διὰ τῶν σχημάτων] Angl. *by means of the attitudes.* ἑστώτων—Vide suprà ad p. 151. n. 3.

2. Ἐπεὶ δὲ ἀπορῶν ὁ Κλείτων—] *But when Clito being at a loss*—Vide suprà ad p. 214. n. 4.

3. Ἆρ', ἔφη,] ὁ Σωκράτης nempè.

4. Οὐκοῦν τά τε ὑπὸ τῶν σχημάτων κατασπώμενα— —ἀπεικάζων,] Angl. *Don't you, in representing those parts in bodies, which by the particular attitudes are drawn down, and those, which are drawn up; those, which are contracted, and those, which are dilated; those, which are extended, and those, which are relaxed*—&c.

5. Τὸ δὲ—ἀπομιμεῖσθαι,] Angl. *but the imitating*—&c.

227. 1. τὸν θωρακοποιὸν] Angl. *the armourer*—

2. οὔτε πολυτελεστέρους] *neque è pretiosiori materiâ.* SIMPSON πλείονος πωλεῖς;—*pluris vendis?* i. e. ἀντὶ πλείονος.

3. εὐρυθμοτέρους] Angl. *better proportioned.*

4. Τὸν δὲ ῥυθμὸν, ἔφη,] Nempè omnis rythmus quidem numero judicatur, et hoc ipso, ut Aristoteles ait, delectat, quòd certe numero continetur: sed numerus ille esse in diversis rebus potest, in dimensione, pondere, tempore, motu, &c. hinc Socrati ῥυθμὸς ἐν μέτρῳ καὶ σταθμῷ. ERN. Caeterùm pro τιμᾷς *Welsii*, et *Ernestii*, revocavit genuinum omnium librorum Benwellus, scil. τιμᾷ in voce med. et citat *Cyrop.* II, 1, 13. μείζονος τιμᾶσθαι, *pluris aestimare.* "Et Schneider, et Zeune. P.

5. Ἀλλὰ νὴ Δί', ἔφη, ποιῶ·] ποιῶ refertur ad ἁρμόττοντας, non ad ἴσους aut ὁμοίους. ERN.

6. οἱ δὲ ἁρμόττοντες, διειλημμένοι τὸ βάρος,] i. e. κατὰ τὸ βάρος, Angl. *but those that suit* well *having their weight* properly *divided*, τὸ μὲν ὑπὸ τῶν κλειδῶν καὶ ἐπωμίδων, *partly by the collar-bones, and the parts near the shoulders*, τὸ δὲ ὑπὸ τῶν ὤμων, *partly by the shoulders*, &c.

228. 1. ὀλίγου δεῖν οὐ φορήματι, ἀλλὰ προσθήματι ἐοίκασιν.]—μικροῦ δεῖν, ὀλίγου δεῖν, absolutè ponuntur pro *Propemodum.* HOOGEVEEN ad Vigerum, V. III. 6. n. Angl. *they are scarcely* felt *as a weight, but only a small appendage.* ὀλίγου δεῖν, locutio est elliptica, et suppleri potest hoc modo, ὥστε δεῖν ὀλίγου πράγματος.

2. καὶ τὰ νῦν ὀρθῶς ἀποδέχῃ.] *et nunc rectè rem capis.* τὰ νῦν, i. e. κατὰ τὰ πράγματα νῦν ὄντα. "Αὐτὸς—τοῦτο λέγεις, *Id ipse dicis.* Vide S. Matt. XXVI. 64. Αὐτὸ—τοῦτο λέγω, Schneider. P.

3. Ἄλλοι μὲν οὖν—] Ordo est: Ἄλλοι μὲν οὖν παραγενόμενοι αὐτῷ οὕτως ὁμιλοῦντι πρὸς ἄλλους διηγοῦντο. *Et qui quidem ei ita sermocinanti cum aliis adessent*, sermones ejus *enarrabant.* Ubi notandum διηγοῦντο esse in temp. imperf. Vide Harris Herm. p. 136. 137. Edit. 3tiae.

4. ἐγὼ δὲ,] Nempè Xenophon ipse.

5. οὐκ ἔμοιγε.] scil. ἐπῆλθεν. *nequaquam mihi venit in mentem.* Sermo Romanus emphasin τοῦ ἔμοιγε assequi nequit. Angl. *I for my part have not thought of the subject.*

1. *Ἀλλ' οἶσθά γ', ἔφη,*] Angl. *But at least you know, said he,*— 229.

2. *κάλλιστον ἀναπαυτήριον.*] *ἀναπαυτήριον* propriè significat *locum quietis*; nam sic ferè dicuntur verba in *ηριον* desinentia, ut *κολαστήριον*, de *loco supplicii*, et *κοιμητήριον*, de *loco quo dormitur*. Interdum tamen haec verba usurpantur *de re, quae habet eam vim, quam etymologia efficit.* Sic. h. l. *ἀναπαυτήριον* dicitur *res quieti captandae accommodata*, tribuiturque eleganter nocti. Hindenburg.

3. *ἐπειδὴ ὁ μὲν ἥλιος——σαφηνίζει,*] In hoc loco, et infrà, n. 6. *ἐπειδὰν—δεόμεθα*—et p. 230. l. 15. *ἐπειδὰν καὶ τοῦτο φανερὸν,*—pro *ἐπειδὰν*, quod semper subjunctivum regit, tam ex analogiâ, quàm ex MSS. *ἐπειδὴ* reponi debet. Vid. edit. Benwelli ad locum, et Porsoni Notas breves in Xenoph. Anab. p. XLVIII. I. T. (In hâc edit. *ἐπειδὴ* reponitur.) " Edin. 8.

4. *Τὸ δ', ἐπεὶ——*] *δὲ*, Angl. *and farther*, *ἐπεὶ δεόμεθα τροφῆς*, *since we stand in need of food*, *τὸ ἀναδιδόναι ταύτην*—*their giving it*——&c. Vide suprà, p. 210. seqq. passim.

5. ....*φύειν*—] Benwellus recepit *φύειν* sensu transitivo, quae est lectio *Brodaei*. " Item Schneider. Reiskius conjecit *συμφυτεύειν*· Salgasius *συμφύειν*· quod scripsi ob syntaxin; at jam velim deleri *συμ* ob usum alium verbi *συμφύειν*. P.

6 *καὶ ἐπειδὴ——δεόμεθα*—] Vide suprà hujus pag. n. 3.

7 *ὡς γὰρ συνελόντι εἰπεῖν,*] Vide suprà ad p. 167. n. 4.

1. *ὧν καιρὸς διελήλυθεν*·] Angl. *whose season is past.* 230.

2. *ἔνθα ὧν——ὠφελοίη;*] Vide suprà ad p. 94. n. 2 et ad p. 96. n. 5.

3. *γιγνομένοις.*] Vide suprà ad p. 211. n. 1.

4. *ὥστε λανθάνειν ἡμᾶς*] Angl. *so that we are imperceptibly placed in either extreme.* Locutio est idiomatica. Sic *λανθάνω ἐμὲ καθιστάμενον*, *clam me constitutus sum, vel non animadverto me constitutum esse.* Vide suprà ad p. 87. n. 1.

5. *τί—ἔργον,*] Intell. *ἄλλο.* Simpson.

6. *Οὐ γὰρ καὶ τοῦτο——φανερὸν,*] Intell. *τί ἐκεῖνο ἐμποδίζει σε*, *quare istud tibi impedimento est? γὰρ οὐ καὶ τοῦτο—κ. τ. λ.* Vide suprà ad p. 225. n. 3. " *σῖον* pro *ὑῶν* Schneider accepit è 2 Mss.—Atticè *σιῶν*. Vide p. 223. n. 5. P.

7. *ἐμοὶ μὲν γὰρ δοκεῖ πλείω τῶν φυτῶν.*] *Mihi videntur homines plura ex animalibus commoda, quàm è plantis capere.* *δοκεῖ*, intell. *ἄνθρωπος*. Est autem *ἀνακολούθως* pro *δοκοῦσιν*· quod proximè praecedens *ἄνθρωποι* requirit. Ern. Vide suprà ad p. 68. n. 5.

8. *τρέφονται γοῦν,*] Vide suprà ad p. 225. n. 2.

1. *Τὸ δ', ἐπειδὴ——*] *δὲ*, Angl. *and farther*, *τὸ προσθεῖναι*, *their having added*—&c. Sermo est adhuc de diis. 231

2. *καὶ νόμους τιθέμεθα,*] *et leges ferimus.* Vide suprà ad p. 182. n. 2.

3. *Τὸ——ταύτῃ αὐτοὺς ἡμῖν συνεργεῖν,*] Angl. *their assisting us in this*—*ταύτῃ* intell. *μερίδι*, vel tale quid.

4. *ᾗ ἂν ἄριστα*] *ᾗ*, intell. *ἡ ὁδῷ*.

5. *Σοὶ δ', ἔφη, ὦ Σώκρατες,*] Alludit Euthydemus ad *τὸ Δαιμόνιον* sive *Genium Socratis*, de quo—" Esse divinum quiddam," inquit Cicero, " quod Socrates Daemonion appellat, cui semper ipse pa- " ruerit, nunquam impellenti, saepè revocanti." [De Divinat. I. 54.] Sed operis nostri brevitas impedit, quo minus proferemus, quae de hoc Daemonio scripserint varii, tum inter veteres, tum inter recentiores. Vide Socr. ipsum apud Platon. in Theag. Apuleii lib. de Dae-

monio Socratis. Fraguier Diss. in Mem. de l'Acad. des Inscrip. et B. L. Tom. VI. 12mo. IV. 4to. J. Clerici Syl. Phil. c. 3. Jortin. Hist. Eccl. V. I. p. 117, &c. Vide etiam Forsterum ad Platon. Euthyphron. not. ad p. 22. ubi alii de hâc materiâ Scriptores indicantur.

l. 27. ὦ *Εὐθύδημε,*] Bessarion interpretatus est; Brodaeus commendavit; Zeune, Schneider, Benwell exhibent. P.

232. 1. *οὕτως ἀποδεικνύουσιν.*] Intell. *ἑαυτούς. se quodammodo nobis ostendunt.* Vide suprà ad p. 113. n. 3.

2. *ὑγιᾶ*] Idem Attice quod *ὑγιῆ*. Malè scribitur in Edit. Glasg. [et in Edit. 4. Simpsoni] cum iota subscripto. Confer quae dicit Cyrus moriens, hujus operis p. 78. 82.

3. *τάδε δὲ*—] Pro *τόδε* Benwellus è quibusdam MSS. dedit *τάδε*.

4. *ὅτι μοι δοκεῖ,*—] Ordo est: *ὅτι οὐδέ ποτε εἷς ἀνθρώπων δύναιτ᾽ μοι ἂν ἀμείβεσθαι τὰς εὐεργεσίας τῶν θεῶν ἀξίαις χάρισιν.*

233. 1. *τιμῴη θεοὺς,*] Vide suprà ad p. 155. n. 2.

2. *φανερὸς——οὐ τιμῶν θεούς.*] Vide suprà ad p. 198. n. 2.

3. *οὐ γὰρ παρ᾽ ἄλλων*—] Ordo est: *γάρ τις γ᾽ ἐλπίζων μείζω παρ᾽ ἄλλων, ἢ παρὰ τῶν δυναμένων ὠφελεῖν τὰ μέγιστα, οὐκ ἂν σωφρονοίη.* Vide suprà ad p. 155. n. 2.

4. *Τῶν δὲ Σωκράτην*] Sequitur jam totius hujusce operis Xenophontei exquisitissimi ac jucundissimi peroratio. Ordo est, *πάντες δε οἱ ἐφιέμενοι ἀρετῆς τῶν γιγνωσκόντων Σωκράτην, οἷος ἦν, ἔτι καὶ νῦν διατελοῦσι ποθοῦντες ἐκεῖνον μάλιστα πάντων, κ. τ. λ.* Caeterùm *τῶν γιγνωσκόντων Σωκράτην, οἷος ἦν,* est locutio frequens apud Graecos scriptores, Angl. *of those who knew what manner of person Socrates was*—Item, *διατελοῦσι ποθοῦντες ἐκεῖνον,* cui optimè convenit ejusmodi phrasis Anglicana, *continue regretting him.*——

234. 1. *τοιοῦτος—οἷος*] *ἄριστός γε καὶ εὐδαιμονέστατος ἀνὴρ ἂν εἴη.* Angl. *such as a most excellent and completely happy man should be.* Confer cum hoc, quae scripsit Plato in fine Phaedonis, hujus oper. p. 259.

☞ Sed haec hactenus. Verùm fore speramus, ut hoc quod dedimus specimen hujus libelli praestantissimi excitet in animis INGENUAE JUVENTUTIS totius diligenter evolvendi desiderium. Quo perlecto, si quis pectus tam obtusum gestat, ut jucundâ quâdam admiratione atque *τῆς Καλοκἀγαθίας* amore id non valde delenitum senserit, iste nos auctores habeat ut, politioribus Literis valere jussis, ad quamlibet artem ignobilem quaestûs faciendi gratiâ, inter vulgus hominum illicò se conferat. Confer celeberr. Heynium ad Virg. Aen. i. 630. et ix. 176.

NOTAE IN PLATONEM.

1. E PLATONE.] Plato Atheniensis, summus philosophus et scriptor 235
sublimis, natus est Olymp. LXXXVII. 4. ante C. N. 430. Obiit Olymp. CVIII. 1. octoginta et unum annos natus. Patrem quidem habuit Aristonem, matrem verò Perictionem nomine. Usque ad annum aetatis vicesimum athleticae, picturae, et musices poëticésque studiis, disciplinaeque etiam philosophicae Heracliti, se dedidit. Quibus valere jussis, coepit audire Socratem, philosophiae moralis parentem: cujus interitum luctuosum tam pulcherrimè enarravit in fine dialogi illius celeberrimi, qui inscribitur *Phaedon*. [Vide hujus Operis p. 252.] Defuncto Socrate circiter Olym. XCV. 1. ut invidiam Atheniensium effugeret, ille, cum caeteris Socratis discipulis, Megaram ad Euclidem se contulit, quem magistrum in dialecticâ habuit. Deinde in Italiam profectus est, eo consilio ut cum doctrinis Socraticis disciplinam Pythagorae conjungeret. Tum Cyrenas adiit, ut ibi Geometriam sub Theodoro disceret. Mox in Aegyptum navigavit, et ab Aegyptiorum prophetis astrologiam, artemque numerandi, et scientiam theologicam didicit. Ex Aegypto reversus in Italiam, ad Pythagoreos Archytam et Eurytum rursus venit. Athenas redux rempublicam gerere noluit; sed in Academiâ, quod gymnasium suburbanum erat arboribus consitum, Scholam aperuit; et discipuli ejus nomen Sectae Platonicae vel Academicae posteà adepti sunt. Ter adiit Siciliam, ibique et gratiam et indignationem utriusque Dionysii expertus est. Ingenium quidem ejus tyrannum adulando minus erat aptum. Dioni tamen multisque aliis principibus viris charissimus erat. Tanta fuit Academiae ejus celebritas, ut permulti ad eam undique confluerent discipuli, in quibus Hyperides, Isocrates, Demosthenes. Docuit quidem more Socratico; in multis tamen à doctrinâ Socratis discessit, quippe qui varia, ex Scholâ Pythagoricâ et aliundè petita, cum disciplinis Socraticis immiscuerit; adeo ut novam philosophandi viam ingressus esse videretur. Innumeros quidem nactus est discipulos et laudatores. Non tamen defuerunt multi, qui famae nominis ejus officere conarentur. Inter quos eminebat Diogenes Cynicus. Senex tandem et coelebs mortuus est, successore in Academiâ relicto Speusippo sororis filio. Dictio Platonis plerumque est ornatissima, et saepè ad Poëseôs regiones exsurgit. Sunt qui putant eum styli splendorem nimis affectâsse. Miram quidem locutionis nec minorem ingenii ubertatem possidebat. In laudibus ejus multus est Cicero, qui eum appellat "non intelligendi solum, sed etiam dicendi gravissimum auctorem et magistrum: et longè omnium, quicunque scripserunt aut locuti sunt, et suavitate et gravitate principem: longè omnium in dicendo gravissimum et eloquentissimum: in oratoribus irridendis ipsum oratorem summum: eundem illum non linguae solùm, verùm etiam animi ac virtutis magistrum." [Ciceron. oper. passim.] "Philosophorum," inquit Quinctilianus, "ex quibus plurimùm se traxisse eloquentiae M. Tullius confitetur, quis dubitet Platonem esse praecipuum, sive acumine disserendi, sive eloquendi facultate quâdam divinâ et Homericâ: multum enim supra prosam orationem, et quam pedestrem Graeci vocant, surgit; ut mihi non

235. "hominis ingenio, sed quodam videatur oraculo Delphico instinctus." [Inst. Orat. X.] Unde saepè vocatur *Divinus Plato*. A Cicerone memoratur "quasi quidam Deus Philosophorum, Deus ille noster Plato." Quanquam poëtarum lectione magnoperè delectabatur, et eorum dictionem, uti jam observavimus, saepè imitatus est, tamen in libris de republicâ à se scriptis, novâ suâ civitate poëtas omnino exulare voluit. Juréne an injuriâ inter eruditos disceptatum fuit. Platonis Dialogi recensentur à doctissimo Fabricio in Biblioth. Gr. Lib. III. Cap. I. et illuc lectorem, atque ad *Notitiam Literariam* Edit. Plat. Bipont. praefixam, qui plura de Platone atque scriptis ejus velit, relegare visum est: item ad Vitam Platonis, Graecè scriptam à Diogene Laertio; Jac. Bruckeri Hist. Crit. Phil. Tom. I. P. II. L. II. c. 6. *Stanley's Hist. of Philosoph.* Saxii Onomast. Literar. Vol. I. p. 61. Harlesii Introd. in Hist. Gr. L. II. 70. et libros ibi indicatos.

EDITIONES PLATONIS.

1. Platonis Atheniensis Philosophi Opera omnia, Graecè. *Venetiis, apud Aldum*, 1513, *in fol.*

2. ——————— Opera omnia, Graecè, cum Commentariis Procli in Timaeum et Politica. *Basileâe, apud Jo. Valderum*, 1534, *in fol.*

3. ——————— Opera omnia, Graecè. *Basileae, apud Henricum Petri*, 1556, *in fol.* [Vulgo nominatur Secunda Basiliensis.]

4. ——————— Gr. et Lat. ex Joannis Serrani interpretatione, perpetuis ejusdem notis illustrata, &c. *apud Henr. Stephanum*, 1578, 3 *tom. in fol.*

5. ——————— Gr. et Lat. cum versione Marsilii Ficini. *Lugd. apud Guil. Laemarium*, 1590, *in fol.* [N. B. Versio Ficini separatim saepissimè edita erat, (et primò Venet. 1495.) antequam ipsa Opera Platonis prodierunt Graecè.] " Ficini I *Florent.* 1482. I *Venet.* 1491. Vide Ed. Bipont. Not. Lit. P.

6. ——————— Gr. et Lat. Marsilio Ficino interprete. *Francof. apud Claudium Marnium*, &c. 1602, *in fol.*

7. ——————— Gr. Lat. ad editionem Henr. Steph. accuratè expressa, cum Marsilii Ficini interpretatione, Notitiâ Literariâ, et dialogorum argumentis à Diet. Tiedemann. *Biponti*, 1781, 11 *tom. in 8vo.* " Tied. Arg. Vol. 12mum occupant. P.

" 8. Platonis Dialogi, Gr. editi à Lud. Frid. Heindorf cum annotatione, &c. *Berolini*, ab anno 1802. 8vo. 4 Vol. habemus, 4tum 2 Partibus, ad ann. 1810.

9. ——————— Gr. et Lat. ex recensione Imman. Bekker. *Berolini*. 8vo. 5 Vol. habemus. 1816. 1817. P.

*** Seorsum saepè editi sunt quidam ex Platonis dialogis. Sed ejusmodi omnes editiones recensere nimis longum foret. Paucas tantum notabimus. 1. Platonis de rebus divinis dialogi selecti, Gr. et Lat. Socratis Apologia, Crito, Phaedo, Liber X Legum, Alcibiades II. curâ Jo. Northi. *Cantabr.* 1673, *in 8vo.* 2. Amatores, Euthyphro, Apologia Socratis, Crito, Phaedo, notis Nath. Forster. *Oxon.* 1745, *et iterum*, 1752, *in 8vo.* 3. Phaedo, sive dial. de animae immortalitate, Gr. et Lat. Versionem Ficini emendavit, &c. commentationésque philosophicas adjecit Jo. Henr. Winckler. *Lipsiae*, 1744,

in 8vo. 4. Quosdam ex Platonis dialogis, Graecè, cum notis, ter edidit Jo. Frid. Fischerus, *Lipsiae,* 1760, 1770, *et* 1783, *in 8vo.* item alios, *Lipsiae,* 1770, aliósque, *ibidem,* 1774, *in 8vo.* [Editor hic in virum summum, et de Graecis Literis, siquis alius, optimè meritum, H. Stephanum, nimis acerbè invehitur.] " 5. Libri IV, Gorgias, Apol. Socr. Charmides, Hippias Maj. seorsim editi à Heindorf, in usum Schol. *Berolini,* 1805. 8vo. 6. Dialogi IV, Meno, Crito, Alcibiades uterque, cum V. D. animad. à J. E. Biester et Ph. Buttmann. *Berolini,* 1811. 8vo. P.

2. *ΠΛΑΤΩΝΟΣ ΚΡΙΤΩΝ*—] h. e. PLATONIS CRITO, SIVE DE EO QUOD AGENDUM EST.

SUMMA DIALOGI. *Crito, intimus Socratis amicus, illum in carcere invisit, instante mortis die: quùmque ei saepiùs significâsset, ut sineret se è carcere educi, tum verò maximè illi auctor est, ut id patiatur: quod perfacile sit, rebus ad id praestandum amicorum suorum diligentiâ comparatis. Nisi hoc fecerit, futurum id et maximè amicis suis indecorum, et sibi ipsi ac familiae suae injustum. Socrates non prius id se facturum testatur, quàm sibi certis argumentis constiterit, an id rectè fieri possit. Quid statuerit, ex ipsius verbis facilè est intelligere.* FICINUS.

3. *ΤΙ τηνικάδε ἀφῖξαι,*] *Cur ad hoc tempus venisti,*—Apud Moschopulum in collect. vocum Att. ex Philostr. legitur πηνικάδε. " *Πηνίκα* καὶ ἡνίκα ὥρας δηλωτικά· ὡσαύτως καὶ πηνικάδε· ὡς τὸ, " τί πηνικάδε ἀφῖξαι, ὦ Κρίτων, ἢ οὐ πρωῒ ἔτι ἐστί;" ἀφῖξαι, *art thou come.* Vide suprà ad p. 27. n. 4. et ad p. 29. n. 4.

4. *Πάνυ μὲν οὖν.*] *Omninò certè.* Vide Hoogeveen de L. Gr. Part. p. 684.

1. τοῦ τρόπου,] supple ἕνεκα, *ob mores tuos.* 236.

2. ἐν τῇ νῦν παρεστώσῃ ξυμφορᾷ,] *in calamitate quae nunc instat.* Vide suprà ad p. 151. n. 3.

3. ἀλλ' οὐδὲν αὐτοῖς ἐπιλύεται—] Ordo est: ἀλλ' ἡ ἡλικία οὐδὲν ἐπιλύεται αὐτοῖς τὸ μὴ οὐχὶ ἀγανακτεῖν τῇ παρούσῃ τύχῃ, *sed tempus aetatis* [i. e. *senectus*] *illis non concedit facultatem non conquerendi in praesenti fortunâ.*

4. ἣν ἐγὼ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατα ἂν ἐνέγκαιμι.] *quem ego equidem, si quisquam alius, gravissimè, ut arbitror, feram.* Post βαρύτατα ἂν nobiscum subaudi participium φέρουσι. FORSTER. βαρύτατα nempè sumitur adverbialiter.

5. τὸ πλοῖον] De hac nave ita Plato ipse: *Τοῦτό ἐστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς—εἰς Κρήτην τοὺς δὶς ἑπτὰ ἐκείνους ᾤχετο ἄγων, καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. Τῷ οὖν Ἀπόλλωνι εὔξαντο, ὡς λέγεται, τότε, εἰ σωθεῖεν, ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ' ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. Ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς, ἐν τῷ χρόνῳ τούτῳ, καθαρεύειν τὴν πόλιν, καὶ δημοσίᾳ μηδένα ἀποκτιννύναι, πρὶν ἂν εἰς Δῆλον ἀφίκηται τὸ πλοῖον, καὶ πάλιν δεῦρο. Τοῦτο δ' ἐνίοτε ἐν πολλῷ χρόνῳ γίνεται, ὅταν τύχωσιν οἱ ἄνεμοι ἀπολαβόντες αὐτούς. Ἀρχὴ δ' ἐστὶ τῆς θεωρίας, ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύμναν τοῦ πλοίου. Τοῦτο δ' ἔτυχεν, ὥσπερ λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός. Διὰ ταῦτα καὶ ὁ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ, ὁ μεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου.* [Phaedo, prope initium.] Qui plura velit, adeat (praeter eos qui de festis Graecorum ex professo ege-

sunt) Meursium in Theseo, c. 16. Petit. Comm. in Leg. Att. p. 50. Reinesii Var. Lect. L. 3. 5. Carpentar. in Vit. Socr. Dorvill. Misc. Obs. vol. 7. et quae congessit Spanhemius in suo ad Callimach. Hymn. in Delum Commentario. Forster. Vide etiam Potteri Archaeol. Gr. B. II. c. 9.

6. τύχῃ ἀγαθῇ·] *Quod benè vertat: quod felix faustumque sit.* Nimirùm veteres utebantur hâc formulâ in rebus laetis, quum ipsi susciperent aliquid, aut quum aliis, qui aliquid susciperent, bene precari vellent. Fischer, Ind. Theophr. Sallierus reddit Gall. *à la bonne heure.*

7. ταύτῃ] i. e. ἐν ταύτῃ τῇ ὁδῷ.

8. καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με.] *et videris opportunè me non excitâsse.* Nam ita interdum redditur κινδυνεύω cum infin. Vide H. Steph. in voce.

237. 1. *Ἤματί κεν τριτάτῳ*——] Il. ί. 363. Scilicet ista Achillis verba sunt ad Ulyssem, quibus ostendit, se injuriis Agamemnonis commotum, domum rediturum esse, quo speret se venturum esse tertio die. Fischer. Vide annot. Sam. Clarke ad hunc versum Homeri.

2. οὐδὲ μία ξυμφορά—] Pro οὐδεμία Sallierus scriptum reperit in MS. Reg. Par. οὐ μία, κ. τ. λ. rejectâ voce ἄλλη, natâ scil. ex sequenti ἀλλά, quomodo et Ficinus reddidit, *non una tantùm calamitas*— quanquam et vulgata ferri possit. "οὐδὲ μία conjecit' Forster, οὐ μία scripsit Buttmann, et Bekker. P.

3. ὡς, οἷός τε ὢν σε σώζειν,] *cum te servare potuissem*, vide suprà ad p. 5. n. 6. Pro ἀμελήσαιμι dedit Fischerus ἀμελῆσαι.

4. περὶ πλείονος ποιεῖσθαι] Vide suprà ad p. 130. n. 4.

5. ἆρά γε μὴ ἐμοῦ προμηθῇ—] *nonne sollicitus es causa mei, meo nomine,* scil. ἕνεκ' ἐμοῦ.

238. 1. οἱ συκοφάνται] Vide suprà ad p. 189. n. 2.

2. ἐξὸν σωθῆναι·] Angl. *when you have an opportunity to save yourself.* Vide suprà ad p. 7. n. 10.

239. 1. καὶ τὸ σὸν μέρος,] *et quantum in te est,*—scil. κατὰ τὸ σὸν μέρος.

240. 1. *Εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον*—] Angl. *If we should resume this argument, which you make use of, about the opinions* of men, πότερον καλῶς, κ. τ. λ. I mean—*whether it was at all times rightly asserted or not, that we ought to pay regard to some opinions, and to others not:* ἢ πρὶν μὲν ἐμὲ δεῖν ἀποθνήσκειν, καλῶς ἐλέγετο, *or that such an assertion was right, before I was under a necessity of dying,* νῦν δὲ κατάδηλος [λόγος scil.] ἄρα ἐγένετο, κ. τ. λ. *and that it* only *just now forsooth became evident, that it was made at random,* merely *for the sake of argument,* ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς, *and was in reality childish trifling.* De voce ὡς observat Vigerus, eam praemitti quibusdam adverbiis positivi gradus, quorum tamen ad significationem nihil addit: et adverbia illa usitatiora esse, ἀληθῶς, *verè,* ἀτεχνῶς, *planè,* ἑτέρως, *aliter.* De Gr. L. Idiotism. Cap. VIII. § x. Reg. ix.

2. εἴτι μοι ἀλλοιότερος φανεῖται,] λόγος nempè. *utrum argumentum illud diversum aliquid mihi apparebit,* ἐπειδή γε ὧδε ἔχω [ἐμαυτόν,] *cum ita me habeo,* ἢ ὁ αὐτός, *an idem* ac antea; καὶ ἐάσομεν χαίρειν, κ. τ. λ. *ac nobis permittendum sit ut id valere jubeamus, an ei obtemperandum.*

3. ὅσα γε τἀνθρώπεια,] scil. ἔχει. *quantum res humanae se habent*— Angl. *at least in all human probability,* ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, *you stand in no chance of dying to-morrow.*

1. Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο;] Angl. *But come, I ask again—upon what ground were such things asserted?* Γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων—*Qui corpus exercere solet, et hoc tantum agit,*— 24

2. ὃς ἂν τυγχάνοι ἰατρὸς ἢ παιδοτρίβης ὤν;] Corpora enim alii roboris, alii sanitatis acquirendae gratiâ, exercebant. Horum erat medico praesertim obtemperare, illorum paedotribae. Dacier.

1. ἔμοιγε δοκεῖ ὅμοιος εἶναι καὶ πρότερον.] Libri hîc variant. 242
ἔμοιγε δοκεῖ ἀνόμοιος εἶναι καὶ πρότερος. Sic Forsterus è *Basil.* 2. et ita haec reddidit: *mihi certè—diversus quidem priorque videtur:* vix ullo sensu. Fischerus in editione suâ secundâ dederat ἔμοιγε δοκεῖ ὅμοιον εἶναι τῷ προτέρῳ in tertiâ autem sic: ἔμοιγε δοκεῖ ἂν ὅμοιος εἶναι καὶ ὁ πρότερος· quod unicè verum videtur. "Nimirùm, (inquit ille) antea ostenderat Socrates, et Crito concesserat, in usu rerum ad tuendum corpus pertinentium, h. e. cibi et potionis, sequendum esse judicium peritorum: quod praestaret vita jucunda et suavis vitae miserae, quam corpus morbidum pareret Eadem verò ratione docuit, in faciendis iis, quae ad tuendum animum pertinerent, ne vitiis inquinaretur, sed esset integer, h. e justis, bonis, honestis, audiendam esse unius veritatis vocem: quod praestaret vita justa, honesta, vitae miserae, quam pareret con scientia peccatorum et delictorum: h. e. οὗτός γε ὁ λόγος, ὃν διεληλύθαμεν, ἔμοιγε δοκεῖ ἂν ὅμοιος εἶναι καὶ ὁ πρότερος." Rectè, ut opinor. Nam—ὅμοιος καὶ ὁ πρότερος [*similis atque superior*, vel *similis superiori*] idem est ac τοιοῦτος οἷος ὁ πρότερος. Vocula ἂν rectè scribitur disjuncta. " Buttmanni sequor notam. *Similis ac ante.* E Prisciano. Vide supra p. 240. l. 2. 3. 16. P.

2. μὴ ὡς ἀληθῶς ταῦτα,—] Subauditur ὅρα, *vide*, μὴ ταῦτα ᾖ ὡς ἀληθῶς σκέμματα τούτων τῶν πολλῶν τῶν ῥᾳδίως ἀποκτιννύντων, *ne haec revera sint cogitationes hujusce multitudinis, quae* homines *temerè perimit*, καὶ ἀναβιωσκομένων γ' ἄν, εἰ οἷοί τε ἦσαν, οὐδενὶ ξὺν νῷ, *et quae ad vitam eosdem revocaret, si posset, sine ullâ ratione.* De ὡς vide suprà ad p. 240. n. 1. Vocula ἂν interdum reperitur, ut hîc, cum participio conjuncta. " Item, ὅρα μὴ, l. 30, et p. 243, l. 5. P.

1. Σκοπῶμεν, ὦ 'γαθέ,—] Vide suprà ad p. 213. n. 1. 243

2. ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες;] *non animadvertimus, nos à pueris nihil differre.* Λανθάνω cum participio explicatur interdum per verbum *Ignoro, non animadverto.* Hoogeveen ad Vigerum. V. 8. 3. Vide suprà ad p. 87. n. 1.; item Coll. Gr. Min. ad p. 49. n. 3.

1. Τί δέ;] Vide suprà ad p. 220. n. 6. 244

1. ἢ πείθειν αὐτὴν, ἢ τὸ δίκαιον πέφυκε;] *vel illi secundum justitiae naturam persuadere?* Vide suprà ad p. 154. n. 2. 246

1. τῷ ἐξουσίαν—] Sensus est: *eo, quod potestatem facimus Atheniensium cuivis, qui quidem uti hâc potestate velit.* Fischer. Ordo est: τῷ πεποιηκέναι τῷ Ἀθηναίων βουλομένῳ—— 247.

2. καὶ οὐδεὶς ἡμῶν τῶν νόμων ἐμποδών ἐστιν,—] *Nec ulla è nobis, quae leges sumus, impedimento est,*——

3. ποιεῖ.] pro ποιεῖ, rescripsit Fischerus ποιεῖς, et serie orationis jubente, et auctoribus Ficini libris. Vertit enim, *tu horum neutrum facis.* Idem tamen Fischerus in 3tiâ suâ edit. reposuit ποιεῖ.

4. ἴσως ἂν μου δικαίως καθάπτοιντο,] *fortasse jure me remorderent*— Vide suprà ad p. 39. n. 8.

5. *ὅτι ἐν τοῖς μάλιστα Ἀθηναίων ἐγὼ αὐτοῖς ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίαν.*] *ita evenisse ut ego praecipuè inter Athenienses hanc illis sponsionem spoponderim.* Vide suprà ad p. 7. n. 5. et ad p. 31. n. 11.

248. 1. *ξυνέθου πολιτεύσεσθαι.*] *nobiscum pactus es te in republicâ versaturum.* [Vide suprà ad p. 116. n. 1.] "Infrà lin. ult. pro *Σύ τε* "lege *Σὺ δὲ*—Nam nihil est, ad quod *τε* referri potest." I. T.

" l. 29. *οὐδὲ ἀπατηθεὶς*, Edd. prioribus omissu. P.

249. 1. *οἱ νόμοι, δηλονότι.*] *δηλονότι* sic positum Scholiastem magis quam scriptorem Atticum sapit; et veretur H. Stephanus, ne id ex glossemate irrepserit. Vocularum *δῆλον ὅτι*, pp. 94. 241. diversa est ratio. *Idem.* "*δῆλον ὅτι ἠρέσκομεν.* l. 7. *οὐκ ἐμμενεῖς—;* Buttmann. P.

2. *καὶ ἀναισχυντήσεις διαλεγόμενός τινας λόγους—οὕσπερ ἐνθάδε,*] *et impudenter facies quaedam verba, qualia hîc* faciebas? "*οὕσπερ* Buttmann recepit ex Eusebio, pro *ἢ οὕσπερ*. P.

250. 1. *Τί δέ ;*] Vide suprà ad p. 244. n. 1.

2. *θρέψονται—*] Vide suprà ad p. 99. n. 1.

251. 1. *ὥσπερ οἱ κορυβαντιῶντες τῶν αὐλῶν δοκοῦσιν ἀκούειν*] *quemadmodum Idaeae Matris oestro percussi tibias se audire putant.* Idaeae Matris cultores ita describit Lucretius.

Tympana tenta tonant palmis, et Cymbala circum
Concava, raucisonôque minantur Cornua cantu,
Et Phrygio stimulat numero cava Tibia *mentes.* L. 2. v. 618. &c.

Similitérque de *κορυβαντιώντων* oestro Philostratus, *ἐκεῖνα μὲν κυμβάλων καὶ ΑΥΛΟΥ ἔργα*. Ep. 15. p. 920. Forster.

252. 1. *Ἡ ΤΟΥ ΣΩΚΡΑΤΟΥΣ—*] i. e. Socratis vitae finis ex Phaedone: qui inscribitur etiam *ΠΕΡΙ ΨΥΧΗΣ*, De animo. Hic nimirum est celeberrimus ille dialogus, ubi Plato Phaedonem inducit narrantem Echecrati sermones de immortalitate animorum à Socrate in carcere habitos eo ipso die quo ille, veneno hausto, mortuus est. Quod hîc exhibetur tantùm est dialogi conclusio, ubi Phaedon morientem Socratem, verbis ad commovendos affectus admodum accommodatis, describit. Dolendum est instituti nostri rationem impedire, quo minus totum dialogum ante oculos ingenuae juventutis ponamus; dignum illum quidem qui iterùm atque iterùm legatur.

2. *νεκρὸν λούειν.*] Moris hujusce frequens apud auctores, tragicos praesertim, fit mentio. De eo vide Meurs. de Funere c. 4. Kirchmann. de Fun. Roman. L. I. 7. et Archaeol. Graec. L. IV. 3. ubi idem ab aliis ante mortem ipsorum factum fuisse notatur, quod hîc de Socrate narrat Plato. Forster.

3. *ὅ τι ἂν σοι ποιοῦντες ἡμεῖς ἐν χάριτι μάλιστα ποιοῖμεν ;*] *quod nos faciendo maximè tibi gratum faciamus?*

4. *καὶ ἐμοὶ καὶ τοῖς ἐμοῖς καὶ ὑμῖν αὐτοῖς ἐν χάριτι ποιήσετε, ἅττ' ἂν ποιῆτε,*] *et mihi et meis et vobismetipsis grata facietis, quaecunque faciatis, κἂν μὴ νῦν ὁμολογήσητε· tametsi non nunc promiseritis.* *ἅττ'* pro *ἅττα*, quod hîc pro *ἅτινα*. ponitur etiam saepè pro *τινά*.

5. *προθυμησόμεθα, ἔφη,*] scil. *ὁ Κρίτων*.

6. *Θάπτομεν δὲ τίνα σε τρόπον ;*] Confer Cicer. Tusc. I. 43.

" *Θάπτωμεν*, Heindorf, Bekker.—Iidem, infra p. 253, l. 4. *καὶ ἐρωτᾷ δή, πῶς με θάπτῃ.* è Codd.—Vulgatum est è conjecturâ Stephani: *καὶ ἐρωτᾷ, πῶς δεῖ με θάπτειν.* P.

1. *'Οτι δὲ ἐγὼ πάλαι πολὺν λόγον πεποίημαι,*] *Quod autem ego* 253. *jamdudum longo sermone prosequutus sum,*—Vide suprà ad p. 130. n 4.; et ad p. 167. n. 2.

2. *Εγγυήσασθε οὖν με πρὸς Κρίτωνα, ἔφη, τὴν ἐναντίαν ἐγγύην, ἢ ἣν οὗτος πρὸς τοὺς δικαστὰς ἠγγυᾶτο.*] *Vades igitur vosmet ipsos, inquit, pro me Critoni date, contraria prorsus spondentes, quam quae ipse judicibus meis spopondit.* Forster. Vide suprà ad p. 31. n. 11. et ad p. 247. n. 5.

3. *δεινὰ ἄττα*] *gravia quaedam.* *ἄττα*, spiritu leni, aliquando significat *nonnulla, quaedam.* Vigerus, Cap. II. Reg. xix.

4. *ὡς ἢ προτίθεται Σωκράτη, ἢ ἐκφέρει, ἢ κατορύττει.*] *eum vel collocare Socratem, vel efferre, vel sub terram condere.* De ritibus et locutionibus funebribus, vide Potteri Archaeol. Gr. B. IV. c. 3. 4.

5. *ἦ δ' ὅς,*] *inquit autem ille.* *ἦ* pro *ἔφη*.

6. *καὶ φάναι τοὐμὸν σῶμα θάπτειν,*] *et dicere te meum corpus* (non me) *sepelire.*

1. *ὁ τῶν 'Ενδεκα ὑπηρέτης,*] *Undecimvirûm minister.* *Οἱ 'Ενδεκα,* 254 *Νομοφύλακες* quoque dicti, ex populo eligebantur, singulos singulis decem tribubus mittentibus, quibus additus est *Γραμματεὺς*, sive *Scriba.* Horum erat, inter caetera, capite damnatos ultimo supplicio afficiendos curare. Vide Potteri Archaeol. Gr. B. I. c. 13. et vide suprà ad p. 197. n. 4.

" P. 255, l. 12. *αὐτὸ ποιήσει.* *id ipsum efficax erit.* Heindorf, pro *ποιήσεις.* P.

1. *ταυρηδὸν ὑποβλέψας*] Eundem semper in omni vitâ Socratis 255 fuisse vultum eandémque frontem passim notârunt veteres. Vide Cicer. de Offic. L. I. 26. eundémque in Tusc. Disp. L. III. 15. Arrian. in Diss. Epict. p. 132. L. I. 25. III. 5. aliósque alibi. Forster. *Vultu taurino* vel *torvo intuitu*—

2. *Αλλ' ἐμοῦ γε, βίᾳ καὶ αὐτοῦ,*] Bas. 2. *ἀλλ' ἐμοῦγε αὐτοῦ βίᾳ καὶ ἀστακτὶ*, non malè. H. e. *memet invito, fusè adeo et copiosè volvebantur lacrymae per ora.* Fischer.

1. *οὐδένα ὅντινα οὐ κατέκλαυσε τῶν παρόντων,*] *Κατακλαίειν*— 256. est hoc loco *lacrymaì movere, facere ut quis fleat. Id.* " *κατέκλασε*, Heindorf, etc. à *κατακλάω, frango.* P.

2. *ψύχοιτό τε καὶ πήγνυτο.*] Forsan *πηγνύοιτο*. Steph. [Vide suprà ad p. 163. n. 1.] *πήγνυτο*, imperf. m. sine aug. à *πήγνυμι*. " —Optativi forma videtur fuisse *πήγνυτο* vel *πηγνῦτο*, ut *δαινῦτο*, Iliad. ω. 665.—et *λελῦτο*, Od. σ. 237. Heindorf. P.

3. *τῷ Ἀσκληπιῷ ὀφείλομεν ἀλεκτρυόνα·*] *Aesculapio debemus Gallum.* Observat Perizonius Gallum adeo proprium fuisse ac sacrum Aesculapio, ut Pictores vel Figuli formare eum fuerint soliti ita, ut Gallum manú gestaret. [ad Aelian. V. H. L. v. c. 17.] Caeterùm per Gallum, quem Socrates moriens dixit se debere Aesculapio, medicorum principi, nihil aliud significari videtur, quàm grati animi sacrificium *τῷ Θανάτῳ*, summo illi vitae malorum medico, manus ei jam admoturo, debitum. Vide quae de hâc re dicta sunt in lib. cui titulus, *Oeuvres de Mr. L. Racine.* Tom. II. p. 274.

4. *συνέλαβε τὸ στόμα*—] Extremi hujusce, quod mortuis ab amicis vel propinquis persolvebatur, muneris varia passim exempla notârunt, qui de ritibus antiquorum funebribus egerunt. Vide Kirchmann. de Fun. Roman. L. I. c. 6. et Archaeol. Gr. L. IV. c. 3. Forster.

5. *ἀνδρὸς,*] Vide suprà ad p. 234. n. 1.

III. NOTAE IN ARISTOTELEM.

257. 1. Ex Aristotele.] Aristoteles, philosophus egregius et inter primos celeberrimus, natus est Olymp. xcix. i. ante C. N. 384. Stagirae, quae urbs erat Thraciae in littore sinûs Strymonici coloniis Graecorum occupata; unde cognomen Stagiritae adeptus est. Patrem quidem habuit Nicomachum Amyntae Macedoniae regis, Philippi patris, medicum primarium et amicum; Matrem verò Phaestiada. Post obitum parentum, Proxenus Atarnensis eum literis humanioribus imbuendum curavit. Venit Athenas, et xvii annos natus disciplinae Platonis se tradidit. Defuncto Platone, atque in Academiâ succedente Speusippo, Aristoteles, Academiâ relictâ, primùm ad Hermiam Atarnensium tyrannum concessit, deinde profectus est ad Philippum Macedoniae regem, qui eum humaniter excepit, eique filium suum Alexandrum, postea Magnum dictum, decimum quintum aetatis annum agentem, erudiendum tradidit. Hoc munere honorifico, summâ cum approbatione et Philippi et Alexandri, per quinquennium fungebatur. Post necem autem Philippi, Alexandro in Asiam proficiscente, Aristoteles Athenas reversus est, anno aetatis quinquagesimo; ibique per tredecim annos docuit in Lyceo, quod locus erat suburbanus, ab illustri Pericle conditus, et ambulacris, fontibus, arboribusque ornatus. Ingens undique ad Scholam Aristotelis venit auditorum frequentia: et ipse Philosophus *Peripateticus* dictus est, ex eo, ut verisimillimum videtur, quod de rebus ad philosophiam spectantibus ad auditores *obambulans* dissereret; undè discipuli nomen quoque *Peripateticorum* sortiti sunt. Magnoperè dilectus est ab Alexandro, qui eum propè parentis loco habuit, donec cognatus ejus Callisthenes, qui regem in Asiam comitatus esset, propter suspicionem insidiarum morte multatus est. Ex illo tempore gratiam regis planè dilabentem sensit. Nullam autem fidem meretur, quod nonnulli tradunt, eum scilicet, ulciscendi desiderio commotum, venenum, quod regi daretur, parâsse. Post mortem Alexandri, pertimescens inimicos, quorum magnum numerum nova ejus doctrina famâque excitaverant, fugâ saluti consuluit, Chalcidémque urbem Euboeae secessit. Ibi sequente anno ventriculi infirmitate laborans, vel, ut quidam putant, aconito hausto, diem obiit supremum, Olymp. cxiv. 3. successore in Lyceo Theophrasto relicto. Vir quidem fuit ingentis eruditionis atque ingenii acuminis planè admirandi. Conciso scribendi genere utebatur, adeo ut singulas sententias singulis ferè verbis absolvere saepè videatur. Undè in scriptis ejus nonnihil interdum oritur obscuritatis, eóque magis quod subtilitate quâdam cogitandi gauderet. Varia monumenta ingenii ejus atque eruditionis ad nostra tempora pervenere, quae in quasdam classes vulgò dispertiuntur; de quibus omnibus accuratè disseruit doctissimus Fabricius in Biblioth. Graec. [Vol. II. L. III. c. 6.] Amplam quidem materiam et laudis et vituperationis Aristoteles praebuit. Philosophia ejus, quae a Platonicâ et Stoicâ per multa secula obscurata fuit, tandem seculo sexto post Christum natum, praecipuè inter Christianos, magnam auctoritatem obtinuit, atque ad tempora illustrissimi Francisci Baconis, *Vicecomitis Sti Albani*,

fere unicè in Scholis et Academiis invaluit. Quomodo autem auctoritatem suam paulatim perdiderit, atque nova philosophandi methodus in ejus locum suffecta fuerit, explicare non hujus loci est. Utcunque verò de Philosophiâ Aristotelicâ judicare fas sit, nunquam suâ laude fraudanda sunt, quae de Rhetoricâ, Ethicâ, Politicâ, atque Poëticâ scripta reliquerit. De Aristotele et scriptis ejus qui plura velint, adeant Fab. Biblioth. Gr. ubi suprà; Bruckeri Hist. Crit. Philos. Tom. I. P. II. L. II. c. 7. caeterósque scriptores, tam veteres quam recentiores, ibi indicatos; item Volumen primum editionis Operum Aristotelis praestantissimae, cujus 5 Voll. jam lucem viderunt, editore Jo. Theophilo Buhle." E quo correxi Notitiam sequentem. P. 257

Editiones Aristotelis.

1. Aristotelis Opera omnia, Graecè, cum Scriptis Theophrasti, &c. *Venetiis, apud Aldum*, 1495, 1497, 1498, v *Voll. in fol. minori.*

2. ———————— Graecè, summâ cum vigilantiâ excusa, curâ Des. Erasmi Roterodam. et Simonis Grynaei. *Basileae, apud Jo. Bebelium*, 1531, ii *Tom. in fol.* " Iterum, *Basil.* 1539.

3. ———————— Graecè, è Conradi Gesneri et Sim. Grynaei et aliorum studiis recensita. *Basileae, apud Jo. Bebelium et Michael. Isingrinium*, 1550, ii *Voll. in fol.*

4. ———————— Graecè, cum Theophrasti operibus, curante Jo. Baptista Camotio. *Venetiis, apud Aldi filios*, 1551, 1552, vi *Voll. in 8vo.* " vi, Harles: v, Buhle.

5. ———————— Graecè, operâ et studio Frid. Sylburgii Veterensis, &c. *Francofurti, apud Andreae Wecheli heredes*, 1587, v *Voll. in 4to.* " xi, Harles: v, Buhle.

6. ———————— Gr. et Lat. cum variorum interpretatione Latinâ, et variis lectionibus castigationibúsque, ex Isaaco Casaubono et aliis, in ora libri adscriptis, &c. *Lugduni, apud Guil. Laemarium*, 1590, ii Voll. *in fol. et Genevae, sive Coloniae* " *sive Aureliae*" *Allobrogum*, 1605. [Haec Editio locis aliis diversis repetita fuit.]

" Opera—Gr. et Lat. per Julium Pacium, *apud Laemarium*, 1597. ii Tom. 8vo. Par. 4. P.

7. ———————— Gr. et Lat. cum variorum interpretatione Latinâ, ex recognitione Guil. Du-Vallii. *Parisiis*, 1619, *et* 1629, ii *Voll. in fol. et majoribus typis*, 1639, *et* 1654, iv *Voll. in fol.*

8. ———————— Gr. ad optimorum exemplarium fidem recensuit, annotationem criticam, librorum argumenta, et novam versionem Latinam adjecit Jo. Theophilus Buhle. *Biponti*, 1791—3. *in 8vo.* [Hujus laudatissimae editionis prodierant *Biponti* quatuor Voll. 1791—3. et postea prodiit Vol. 5tum, *Argentorati*, Anno viii.]"1800.

*** Quum Philosophia Aristotelica in Scholis summum imperium tamdiu obtinuerit, scripta varia Aristotelis ingentem turbam editorum et interpretum nacta sunt, de quorum plenâ notitiâ consulendae sunt Fab. Bib. Gr. Bruckeri Hist. Crit. Philos. et editio Buhlii, ubi suprà. Quasdam tantùm Editiones Ethicorum, Rhetorices, et Poëtices hîc recensebimus.

Editiones Ethicorum.

1. Aristotelis Ethica et Politica, Graecè. *Ven. apud Aldum*, 1552.

2. Aristotelis Ethicorum Nicomachiorum Libri x. ex Dionysii Lambini Interpretatione, Graeco-Lat. Theod. Zuingeri argumentis atque

257 scholiis, tabulis quinetiam novis methodicè illustrati, &c. *Basileae, Eusebii Episcopii operâ et impensâ*, 1566, 1582, *in fol.* 3. Aristotelis Ethicorum ad Nicomachum libri x, Graecè et Latinè, ab Antonio Riccobono conversi, et commentariis illustrati. *Francof. apud heredes Andreae Wecheli*, 1596, *in 8vo.* 4. ——— recogniti, &c. à Gulielmo Wilkinson, A. M. *Oxon.* 1716, *in 8vo.*

EDITIONES RHETORICES.

1. Aristotelis de Rhetoricâ Libri tres, ex recensione et cum commentario luculento Petri Victorii. *Venetiis*, 1548. *Basil.* 1549. *Florent.* 1579. *in fol.* 2. Iidem, cum commentario M. Anton. Majoragii. *Venet.* 1572. 1591. 3. Aristotelis Artis Rhetoricae libri III. Duos priores libros vertit M. Antonius Muretus. *Romae*, 1585, *in 8vo.* 4. Iidem, Gr. et Lat. Huic editioni accessere notae quaedam è Victorii, Majoragii, ac Fab. Paulini commentariis selectae, &c. *Cantab.* 1728, *in 8vo.* 5. *ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΤΕΧΝΗΣ ῬΗΤΟΡΙΚΗΣ ΒΙΒΛΙΑ ΤΡΙΑ. Ἐκ ΘΕΑΤΡΟΥ ἐν ΟΞΟΝΙᾼ. Ἔτει ͵αψνθʹ.* [Editio quidem utilissima, cum notis Latinis Anonymi cujusdam. Excusa est sine accentibus.]

EDITIONES POETICES.

1. Aristotelis de Arte Poëticâ Liber. Graecè et Latinè, cum Francisci Robortelli Utinensis explicationibus; accessere ejusdem in Horatii Artem Poëticam paraphrasis et explicationes de Satyrâ, Epigrammate, Comoediâ, Salibus, et Elegiâ. *Excud. Laur. Torrentinus. Florentiae*, 1548, *in fol.* [Commentarius Robortelli *Basileae* postmodum *apud Hervag.* 1555, denuo impressus est. BUHLE.] 2. Idem, cum Latinâ versione Alex. Paccii, Vincentii Madii Brixiani, et Bartholomaei Lombardi communibus explanationibus, ac propriis ejusdem Madii annotationibus. *Venetiis, apud Vincent. Valgrisium*, 1550, *in fol.* 3. Idem, cum Latinâ versione ad verbum, et copiosis commentariis P. Victorii. *Florentiae, in officinâ Juntarum Bernardi filiorum*, 1560, *in fol.* 4. Idem, Graecè, ab Ant. Riccobono Latinè conversus, et partitionibus ac notationibus illustratus. *Venetiis, ap. Fel. Valgrisium*, 1584, *in 4to.* 5. Idem, è recensione Dan. Heinsii, qui ut sibi saltem visum fuit, capitibus à VII ad XIX transpositis, ordini suo restituit, Latinè vertit, et librum de Tragicâ constitutione, &c. addidit. *Lugd. Bat.* 1610, et 1611, *in 8vo.* 6. Idem, Graecè, cum versione Theodori Goulstoni, notis analyticis illustratâ. Accedunt notae Frid. Sylburgii, Danielis Heinsii, et aliorum, quibus suas etiam tam impress. quam Mss. immiscuit Jac. Uptonus, editor. *Cantab.* 1696, *in 8vo.* 7. *Les Quatres Poëtiques d'Aristote, d'Horace, de Vida, de Boileau, avec les traductions et des remarques, par M. l'Abbé Batteux.* Paris, 1771, 2 tom. 8vo. 8. Idem, ex versione Theod. Goulstoni. Lectionis varietatem è Codd. IV. bibliothecae Mediceae, verborum Indicem et observationes suas adjunxit T. Winstanley. *Oxon.* 1780, *in 8vo.* 9. Idem, Graecè et Latinè, ex recensione et cum animadversionibus Theoph. Christ. Harles. Accedunt notae Frid. Sylburgii. *Lipsiae*, 1780, *in 8vo.* 10. Idem, Graecè, sine notis: curavit edit. Frid. Volfgang. Reizius. *Lipsiae*, 1786, *in 8vo.* 11. Idem, Graecè et Latinè. Lectionem constituit, versionem refinxit, and

madversionibus illustravit Thomas Tyrwhitt. *Oxon.* 1794, *in* 4*to* 257
et 8*vo.* [Hanc editionem, post obitum Tyrwhitti, curavit vir doctissimus atque admodum reverendus Thomas Burgess, nunc Episcopus Menevensis; qui hoc mecum de Buhlii editione communicavit: "Erga Tyrwhittum valdè iniquus est Buhlius. Tyrwhitti sanè ingenium et probitatem ille parùm cognovit. In eo autem quod "notat de textu Goulstoniano, qui dicitur, et de Twiningio, cui—"*multa Tyrwhittum* ait *debere, nusquàm tamen ejus meminisse,*—duos "errores admisit erudito et ingenuo viro valdè indignos. Graecum "enim textum nusquam edidit Goulstonus; et Twiningii versio et "egregiae animadversiones prodiere non nisi tertio anno post Tyr-"whitti mortem."]

*** Nuperrimam hujus libelli editionem, quae prodiit *Lipsiae,* curâ Godofredi Hermanni, nondum vidi. "1802.

2. *ΕΚ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ*——] h. e. Ex Aristotelis de Moribus ad Nicomachum Libro Quarto. Cicero hos libros ipsi Nicomacho attribuit, lib. v. 5. de Finibus: *Quare teneamus Aristotelem et ejus filium Nicomachum: cujus accuratè scripti de Moribus libri, dicuntur illi quidem esse Aristotelis, sed non video cur non potuerit patris similis esse filius.* Consentiens tamen et una vox est Aristotelis interpretum, horum librorum auctorem esse Aristotelem ipsum. Orta ex eo haec opinio, quod *Νικομάχεια Ἠθικὰ* inscripti sunt hi libri, quia eos Nicomacho filio pater *προσεφώνησε.*—Est verò hoc opus hominis in disciplinis consummatissimi. Menagius ad *Laert.* p. 203, et 391. Vol. ii.

3. *ΚΕΦ. ζ΄. Περὶ μεγαλοψυχίας, ὅτι περὶ τιμάς ἐστι μάλιστα.*] Cap. vii. *De Magnanimitate, eam de honoribus maximè versari.* Aristoteles autem, quo meliùs explicet, quid sit magnanimitas, eum, qui illo animi habitu praeditus sit, hìc considerat: *Concretum* nempè hoc loco quàm *Abstractum* mavult.

4. *ὁ γὰρ μὴ κατ' ἀξίαν αὐτὸ ποιῶν, ἠλίθιος·*] Angl. *For he who behaves so, not from a sense of dignity, is a fool: τῶν δὲ κατ' ἀρετὴν οὐδεὶς ἠλίθιος, οὐδ' ἀνόητος. but of those who act according to Virtue, no one is a fool, nor insane.* "*κατ' ἀξίαν*, secundum meritum. P.

5. *τὸ κάλλος ἐν μεγάλῳ σώματι·*] Vide Xenoph. Cyrop. L. v. prope init. [hujus oper. p. 65.] et quae Hutch. in suâ Edit. ibi notavit ad V *Τῷ μεγέθει, κ. τ. λ.*

1. *ὁ δὲ μειζόνων, ἢ ἄξιος, οὐ πᾶς χαῦνος·*] Ordo est: *ὁ δὲ πᾶς* 258.
ἀξιῶν αὐτὸν μειζόνων, ἢ ἄξιός ἐστι, οὐκ ἔστι χαῦνος· Angl. *but every one, who thinks himself worthy of greater things, than he deserves, is not vain.* "*οὐ πᾶς χαῦνος*, non totus tumidus. P.

2. *τί γὰρ ἂν ἐποίει, εἰ μὴ τοιούτων ἦν ἄξιος;*] Qui enim ex pusillanimitate magnis honoribus se indignum judicat, quibus dignus est; quàm pusillanimis tum foret, si iis non esset dignus? Zuingerus.

3. *Ἔστι δὴ ὁ μεγαλόψυχος τῷ μὲν μεγέθει ἄκρος,*] *Est sanè magnanimus in magnitudine quidem summus, τῷ δὲ, ὡς δεῖ, μέσος· in eo autem, in quo oportet, medius:* h. e. animus ejus, quippe qui in maximis versetur, summus est: in cogitando autem, ut cogitare oportet, medius, i. e. ad neutram extremam partem accedens: *τοῦ γὰρ κατ' ἀξίαν ἑαυτὸν ἀξιοῖ· nam se dignum putat eo, quod est secundum ejus meritum,* —vel *eo quod re verâ meretur: οἱ δ' ὑπερβάλλουσι, καὶ ἐλλεί-*

κενῶν. *illi autem*, viz. ὁ χαῦνος. (Angl. *the vain man.*) καὶ ὁ μικρόψυχος. (*scil. the mean-spirited man.*) *nimii sunt, et deficiunt*, i. e. nimis alter arroganter. alter nimi- submissè de se cogitat.

4. περὶ ἓν μάλιστα ἂν εἴη] *de uno re maximè versaretur*; [τί οὖν τοῦτ' ἔστιν, ἐκ τῆς ἀξίας ληπτέον· *quaenam igitur haec res fit, ex dignitate intelligere est.* absunt haec verba in quibusdam libris.] ἡ δὲ ἀξία, &c. *dicitur autem dignitas, quatenus ad externa bona attinet. Hoc autem maximum ducere debemus, quod diis tribuimus, quodque maximè expetunt ii, qui in dignitate sunt; et quod rerum praeclarè gestarum praemium est.*

5. Καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι | *Ac sine ope ratiocinationis, magnanimi planè versantur de honore:* i. e. *non opus est ratiocinatione ad probandum*, &c. " l. 22. intel. πρὸς τόν.

6. ὡς ἀληθῶς] Vide suprà ad p. 240. n. 1.

7. καὶ δόξειε δ' ἂν εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα·] *atque quod inest magni unicuique virtuti, id viri magnanimi esse videretur.*

259. 1. οὐ μὴν ἀλλ' ἀποδέξεταί γε, τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν.] *veruntamen accipiet, quoniam nihil majus quod ei tribuant habent.* [Vide suprà ad p. 153. n. 2.] τῷ μὴ ἔχειν αὐτοὺς idem est ac διὰ τοῦ μὴ ἔχειν αὐτούς.

2. παρὰ τῶν τυχόντων,] Vide suprà ad p. 158. n. 3.

3. οὐδὲ γὰρ περὶ τιμὴν οὕτως ἔχει, ὡς μέγιστον ὄν·] *neque enim de honore sic occupatur, utpote quod omnium maximum sit.*

4. ΚΕΦ. η. Τίνες αἱ κατὰ μεγαλοψυχίαν πράξεις.] Cap. 8. *Quaenam sunt actiones, quae magnanimitati conveniunt.*

5. Διὸ καὶ ὑπερόπται δοκοῦσιν εἶναι.] *Idcirco et contemptores videntur esse.* Scil. Magnanimi. Alludit ad ea, quae tradita sunt in fine superioris capitis.

6. τὸ δ' ἀγαθῷ ὑπερέχον πᾶν, ἐντιμότερον.] *quodcunque autem* aliquo *bono eminet*, eo *honoratius* est. Διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· *quapropter et talia* homines *magis magnanimos reddunt.*

260. 1. μικροκίνδυνος,] *qui parva pericula suscipit.* [in quibusdam exemplaribus legitur πυκνοκίνδυνος, *qui crebris se periculis objicit.*]—φιλοκίνδυνος, *periculi adeundi cupidus.*—μεγαλοκίνδυνος, *qui magna pericula adit.* Vide H. Steph. Thes. L. G. tom. 2. c. 209. a.

2. Καὶ ἀντευεργετικὸς πλειόνων·] *et remuneratur* alios *majoribus*, quàm quae ab illis acceperat.

3. οὕτω γὰρ προσοφλήσει ὁ ὑπάρξας,] *sic enim is, qui de eo prior benè meritus fuerit, ei insuper aliquid debebit*, [Vide suprà ad p. 97. n. 2.] καὶ ἔσται εὖ πεπονθώς. *et beneficio affectus fuerit.*

4. ὧν δ' ἂν πάθωσιν, οὔ·] i. e. ἀφ' ὧν, κ. τ. λ. à *quibus autem* beneficio *affecti fuerint, non* meminerint.

5. Διὸ καὶ τὴν Θέτιν—] Vide Iliad. ά, 396. et 504.

6. οὐδ' οἱ Λάκωνες—] Cum in Lacedaemoniorum fines Thebani invasissent, Lacedaemonii ab Atheniensibus auxilium petiverunt: id ut obtinerent, non sua in illos, sed illorum in se beneficia praeterita commemorârunt. Zuing.

261. 1. καταφρονητικοῦ γάρ·] Duo codices MSS. alter Victorii, alter Turnebi, aliam exhibent lectionem, cámque multò meliorem, viz. παῤῥησιαστὴς γάρ, διὰ τὸ καταφρονητικὸς εἶναι· καταφρονητικὸς δὲ, διὰ τὸ παῤῥησιαστικὸς καὶ ἀληθευτικὸς εἶναι· quae *Lambinus* ita reddit: *Apertus enim et liber est, quia contemptor aliorum: con-*

temptor autem est aliorum, quia liber et veritatis studiosus · πλὴν ὅσα μὴ δι' εἰρωνείαν· *nisi ubi dissimulanter loquitur:* i. e. πλὴν [κατὰ τοσαῦτα] ὅσα μὴ [ἐστὶ παῤῥησιαστικὸς καὶ ἀληθευτικὸς] δι' εἰρωνείαν· Angl. *except in so far as he is not so from a false pretence:* εἴρωνα δὲ [εἶναι] πρὸς τοὺς πολλούς. *and that he is a pretender only to the multitude.* Καὶ πρὸς ἄλλον μὴ δύνασθαι ζῆν, ἀλλ' ἢ πρὸς φίλον· *and that he cannot live to indulge any man but a friend.* [ἀλλ' ἤ, *but truly* he can do it *to a friend.*]

2. σπουδάζοντος γὰρ [ἐστὶ] οὕτως ἔχειν περὶ ταῦτα.] *est enim hominis nimium studium nimiámque curam in res humanas conferentis sic affectum esse.* Lambinus.

1. *ΚΕΦ. θ'. Περὶ, κ. τ. λ.*] Cap. 9. *De pusillanimi et glorioso.* 262.

2. ὠρέγετο γὰρ ἄν, ὧν ἄξιος ἦν,] *alioquin ea expeteret, quibus dignus est.* Vide suprà ad p. 151. n. 6.

3. ἀφίστανται δὲ καὶ τῶν πράξεων—] Angl. *and they revolt from,* &c. ἀφίστανται idem quod ἱστᾶσι ἑαυτοὺς ἀπό.

1. *ΕΚ ΤΟΥ ΒΙΒ. Η'. ΚΕΦ. α'.* Ὅτι περὶ φιλίας, κ. τ. λ.] *De* 263. *amicitiâ considerandum. et ipsius laus.*

2. *Μετὰ δὲ ταῦτα, περὶ φιλίας ἕποιτ' ἂν διελθεῖν·*] *His autem expositis,* [de quibus scil. in libris superioribus,] *proximum esset de amicitiâ disserere.*

3. *Καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον·*—] *Atque adolescentibus* opitulatur amicitia, *ne quid peccant; senibus ut colantur, et ut, quibus ipsi in rebus agendis interesse non possunt propter aetatis infirmitatem,* eae ab amicis *conficiantur ac transigantur.* Lambinus: qui pro βοηθείας legit βοηθεῖ. " Intell. πρὸς τὸ ἐλλεῖπον—βοηθείας· an ἕνεκα? P.

4. —*Σύν τε δύ' ἐρχομένω,*—] Iliad. κ'. 224. *Duobus quippe simul euntibus.* Ad quem locum vide, quae annotavit vir egregius Sam. Clarke.

1. *Καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ.*] Quae verba 264 sic explanat Aspasius: Cùm multa sint juris genera, civile, paternum, et id quo dominus in servos utitur: horum id quod maximè jus est, nempè civile, quod quidem in aequalitate potissimùm positum est, ad amicitiam pertinet maximè. " l. 1. ἔχθραν οὖσαν, Du Val. etc. P.

---

1. *ΕΚ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΤΕΧΝΗΣ*—] h. e. Ex 265 Aristotelis Artis Rhetoricae. Lib. II. Cap. 12. *Περὶ παθῶν καὶ ἕξεων τῶν νέων.* *De affectibus ac habitibus juvenum.* In hoc capite ac sequentibus, usque ad finem decimi septimi, Aristoteles de moribus, qui diversarum hominum aetatum et conditionum proprii sunt, quatenus illorum cognitio Oratoris intersit, disserit. Cognitis enim Oratori auditorum moribus, eorum animos quo velit faciliùs impellere poterit.

2. *Τὰ δὲ ἤθη ποῖοί τινες, καὶ τὰ πάθη,—κ. τ. λ.*] *Quod ad mores autem quales sint,* [diversi auditores nempè,] *quodque ad affectus, et habitus, secundum aetates, et fortunas, post haec* [jam dicta] *enarremus.* Libri hìc multùm variant: adeo ut quaenam sit vera lectio valdè est incertum. In quibusdam exemplaribus, pro καὶ τὰ πάθη scribitur κατὰ τὰ πάθη: et ante καὶ τὰς τύχας inseruntur καὶ τὰς ἡλικίας, pro quo aliter κατὰ τὰς ἡλικίας. Commodior lectio est ea, quam exhibet Gesneri Chrest. [p. 145.] *Τὰ ἤθη ποῖοί τινες, καὶ τὰ πάθη, καὶ τὰς ἕξεις, κατὰ τὰς ἡλικίας, καὶ τὰς τύχας, διέλθωμεν—κ. τ. λ.* De phrasi ποῖός τις ita Vigerus. Jam verò τις, cùm indefinitè

ponitur,—eleganter *παρέλκει*, additúrque aliis vocibus ornamenti causâ. [C. III. § xi. R. xi.] Audiendus potius Ernestius. Vide suprà ad p. 197. n. 5. " *κατὰ τὰς ἡλικίας*, inserui. P.

3. *καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί.*] *et qualia caeteris singuli praeferunt, et qualium rerum sunt effectores.*

4. *τὰ ἤθη εἰσὶν ἐπιθυμητικοὶ, καὶ οἷοι ποιεῖν, ὧν ἂν ἐπιθυμήσωσι.*] Angl. *are of ardent dispositions, and fit for executing, what they desire.*

5. *εὐμετάβολοι δὲ καὶ ἁψίκοροι πρὸς τὰς ἐπιθυμίας·*] Angl. *fickle and fastidious with respect to their desires.* "*ἁψίκοροι*, qui citò alicujus rei fastidium capiunt, ac simulatque attigere, satiati illâ sunt et expleti." *Anonym.*

266. 1. *ἥττους εἰσὶ τοῦ θυμοῦ·*] *sunt irae praeda; inferiores, et victi ab irâ discedunt. Id.*

2. *ἄμφω ταῦτα*] i. e. *φιλότιμοι καὶ φιλόνικοι.*

3. *Πιττακοῦ ἔχει ἀπόφθεγμα—*] *ὁ Πιττακὸς ἐδίδου τῷ Ἀμφιαράῳ χρήματα, ὁ δ' οὐκ ἠθέλησε λαβεῖν· ὅθεν ὁ Πιττακὸς λέγει πρὸς αὐτὸν, Σὺ δ' οὔπω χρυσῶν ἔρωτος ἐγεύσω, ἢ γὰρ ἂν χεῖρας ἑτοίμους εἶχες λαβεῖν. Schol.*

4. *τῇ γὰρ πρώτῃ ἡμέρᾳ,*] Hoc est, in primâ parte aetatis constituti. Gesner.

5. *οὐ γάρ πω καλά—*] *quia nihil aliud adhuc honestum esse putant, nisi quod ex institutione legibúsque didicerunt. Anon.*

6. *ὑπὸ τοῦ νόμου μόνον.*] Consuetudinem hic intelligit ab educatione contractam, unde fit ut stupeant ad ea, quibus nondum assuefacti sunt. Gesner.

7. *ἀναγκαίων*] *ad vitam traducendam necessaria; quae ad vitae necessitatem faciunt. Anon.*

8. *τὰ καλά,*] Id est, speciosa, non semper verè honesta, sed quae magnitudine quâdam videntur implere posse oculos hominum. Gesner.

9. *τῷ γὰρ ἤθει ζῶσι—*] *indolem et naturam suam potiùs sequuntur, quàm ratiocinationem. Anon.*

267. 1. *τῷ συζῆν,*] Vide suprà ad p. 216. n. 3.

2. *παρὰ τὸ Χιλώνειον·*] *contra Chilonis dictum*, viz. *μηδὲν ἄγαν.*

3. *διϊσχυρίζονται·*] Angl. *contend obstinately.*

4. *τὰ ἀδικήματα ἀδικοῦσιν*] *injurias faciunt*—Vide suprà ad p. 31. n. 11.

5. *τοὺς πέλας*] i. e. *τοὺς ὄντας πέλας*, *eos qui sunt propè*, i. e. *proximos.*

6. *ἡ γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστί.*] *festivitas erudita contumelia est.* "Sales, joca, facetiae, sunt eruditum convicium, et "quod cum artificio quodam tractatur: nisi enim modus adhibeatur, "scurrilitas erit. Hunc locum penè expressit Cicero, Orat. pro M. "Coelio. *Maledictio autem nihil habet propositi praeter Contumeliam,* "*quae si petulantiùs jactatur*, convicium; *si facetiùs*, urbanitas *nominatur.*" *Anon.* " Sermone nostro, *Wit is a polite insult.* P.

7. *οὔτε διαβεβαιοῦνται οὐδέν·*] Angl. *they assert nothing positively.*

8. *καχύποπτοί εἰσι*] *suspiciosi, et mala semper atque incommoda metuentes; quia nemini credunt. Anon.* In quibusdam legitur *ταχύποπτοι.*

268. 1. *Βίαντος ὑποθήκην,*] Vide Cic. de Amicit. cap. 16.

2. *τῶν πρὸς τὸν βίον ἐπιθυμοῦσι.*] *res tantùm ad vitam necessarias cupiunt. Anon.*

3. *τῇ τελευταίᾳ ἡμέρᾳ,*] Vide suprà ad p. 266. n. 4.

4. *ἁπλῶς.*] honestas vero absolutè bonum est. *Anon.* " *αὐτῷ ἀγαθόν*—sibi ipsi bonum. P.

5. *διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες·*] Vide Nestoris orationes apud Hom. Iliad. *α*, etc. et Evandri apud Virg. viii. 560.

> *O mihi praeteritos referat si Jupiter annos,*
> *Qualis eram,* &c.——Idem.

1. *πάντα γὰρ οἴονται ἐγγὺς εἶναι αὐτοῖς παθεῖν·*] Angl. *for they* 269
think they are just going to suffer every sort of misery: *τοῦτο δ' ἦν ἐλεητικοῦ· and this is the cause of their being prone to pity.* Ubi notandum *ἦν* imperfecti usurpari perindè ac esset praesenus. Ita interdum etiam Latini. [Vide Hor. L. I. Od. 37. prope init. *Tempus* ERAT, &c.] *τὸ ἐλεητικόν, the being prone to pity.*

2. *θρασύτης γὰρ τὸ τοιοῦτον·*] *nam hujusmodi ratio agendi est audacia.* In quibusdam exemplaribus scribitur *θρασύτητος*, quod eodem ferè redit.

1. *περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα.*] *circiter undequinquaginta.* 270.
Quod Latini exprimunt per *unde*— et *duode*—, id a Graecis, per participium verbi *δέω* cum eo numero qui deest, significatur. *Anon.*

2. *δι' ὅσα αὐτῶν καὶ τὰ ἤθη ποῖα ἄττα συμβαίνει τοῖς ἀνθρώποις,*] Non de omnibus fortunae bonis disputare proponit, sed de iis tantùm quorum adventus aut discessus mores hominum alios aliósque fingit. *Id.* Angl. *by means of which of those,* viz. *what* particular *dispositions are incident to men. ποῖα ἄττα, quaenam.* Vide Viger. C. II. R. 19. et Zeunium ad locum, Edit. 1777.

3. *Ἡδὲ εὐγένεια ἐντιμότης τις προγόνων ἐστί·*] Angl. *But nobility of birth is a sort of honour* derived *from ancestors; καὶ καταφρονητικὸν* [*ἐστὶ πρᾶγμα*] *καὶ τῶν ὁμοίων τοῖς προγόνοις τοῖς αὐτῶν· and yet it is a thing which despises even the persons who resemble the ancestors of its own possessors:* transit scil. ab *Abstracto,* [*ἡ εὐγένεια,*] ad pronomen *Concreti,* [*αὐτῶν·*] "nobiles non solùm despiciunt abjectos homines, et qui nullos honores consecuti sunt, sed eos etiam, qui ad aliquas dignitates pervenerunt, si novi sint: demûmque eos omnes, qui iisdem honoribus *modo* usi sunt, quibus *olim* majores ipsorum." *Anon.*

4. *διὰ τὸ*] Vel lege *διὰ τὸ*, uti habent quaedam exemplaria, vel cum Gesnero, elide *εἶναι*, ac subaudi *ἐστί.* " *διότι*, Edin. etc. P.

5. *εὐαλαζόνευτα.*] sunt ea, quae ita praeclara sunt, ut magnam facultatem intolerantiùs nos jactandi praebere nobis videantur. *Anon.*

6. *γενναῖον δὲ, κατὰ τὸ μὴ ἐξίστασθαι ἐκ τῆς φύσεως·*] *Generositas* est cum posteri respondent factis majorum. cum non degenerant. *Id.*

7. *πάλιν ἀναδίδωσιν.*] *retrò fertur,* i. e. *in pejus ruit.* Saepè tamen significat *ἀναδίδωμι, emitto, surgo, pullulo:* si cui igitur haec verbi significatio magis arrideat, hic erit loci sensus: *posteaque rursus, interjecto aliquo tempore, emittit et producit viros bonos et insignes.* Id.

8. *οἱ ἀπ' Ἀλκιβιάδου,*—] Appositè amicus summus meus et collega praestantissimus, qui Academiam hanc nostram Edinburgenam ingenio, doctrinâ, et morum integritate egregiè adornat: "Parentes saepè in prole reviviscunt; certè parentibus liberi similes sunt, non vultum modò et corporis formam, sed animi indolem et virtutes, et vitia.—Claudia gens diu Romae floruit, impigra, ferox, su-

"perba; eadem illachrymabilem Tiberium, tristissimum tyrannum, "produxit; tandem in immanem Caligulam, et Claudium, et Agrip-"pinam, ipsúmque demum Neronem, post sexcentos annos de-"situra." Conspect. Med. Theor. auctore Jac. Gregory, M. D. paragr. 16. "l. 24. εὐφυᾶ γένη, familiae ingenio vivido praeditae. "Ingenio excellentes." Buhle. P.

271. 1. στάσιμα] s. γένη, familiae ingenio stabili firmóque praeditae: quae stabilitatem et gravitatem habent, εἰς ἀβελτερίαν καὶ νωθρότητα· *in stoliditatem et tarditatem. Anon.*

2. πάσχοντές τι ὑπὸ τῆς κτήσεως τοῦ πλούτου] Angl. *somewhat affected by the possession of riches.* Majoragius sic reddit, *hanc verò labem inurit eis divitiarum copia.*

3. καὶ σαλάκωνες·] *Salacon* vir quidam fuit, qui, cum esset pauper, tamen volebat haberi ditissimus, unde *Salacones* dicti sunt nimium arrogantes: propriè verò *Salacones* dicti sunt, qui propter copiam rei familiaris et ingentes opes, sibi multum tribuunt. Theophrastus (quemadmodum Hesychius scribit) *Salaconem* appellavit eum, qui sumptum facit, quando minimè opus est. Majoragius.

4. σόλοικοι,] *Soloeci* ii vocantur, qui vitiato et barbaro sermone utuntur, à Solis, quae civitas Ciliciae fuit, unde etiam *Soloecismus: hic* autem Aristoteles vult eos, qui inaniter se ostentant. *Id.*

5. τὸ οἴεσθαι] Intell. ἀπὸ τοῦ κοινοῦ, διά. Gesner.

6. οἱ δεόμενοι τῶν ἐχόντων.] *qui auxilio indigent habentium.*

7. τὸ οἴεσθαι] i. e. σαλάκωνές τέ εἰσι καὶ σόλοικοι διὰ τὸ οἴεσθαι, κ. τ. λ.

8. ὡς ἐν κεφαλαίῳ,] supple εἰπεῖν.—ἀνοήτου εὐδαίμονος ἦθος, κ. τ. λ *ut paucis multa complectar, qui mores beati alicujus hominis insipientis essent, iidem divitum sunt. Anon.*

272. 1. δια τὸ ἐφίεσθαι ἔργων,] quia cupiunt tractare res, quarum administrandarum magnam habent potestatem, facultatem, (ἐξουσίαν,) propter potentiam. *Id.*

2. Καὶ σεμνότεροι ἢ βαρύτεροι·] duo genera gravitatis facit: alteram virorum bonorum et sapientium, quae est posita in colendâ virtute, hanc σεμνότητα vocat: alteram, quae molesta est et odiosa, hanc vocat βαρύτητα, ut est divitum gravitas. Sensus, "et gravitatem potius veram, inquit, quam fictam et molestam sectantur." *Id.*

3. ἐμφανεστέρους] dignitas, ac splendor ille vitae facit, ut conspicui magis sint, et ut omnium oculi in eos conjiciantur; et haec causa est, cur modestè se gerunt, (μετριάζουσι,) nec insolentiùs efferuntur. *Id.*

4. μαλακή] *mollis, quae non offendit quemquam.* εὐσχήμων, *decora, speciosa, honesta. Id.*

5. μικραδικηταί] ac si ab jure quandoque discesserint, injustéque aliquos violaverint, non pusillae, quas inferunt, injuriae minutaeque sunt, sed et magnae, et quae fortunae, potentiaeque ipsorum respondeant. *Idem.*

6. Ἡ δ' εὐτυχία—] prospera autem fortuna, secundum partes suas, habet mores eorum, quae commemorata sunt; scil. nobilitatis, divitiarum, et potentiae. *Id.* "l. 15. δοκοῦσαι, Basil. I. Anon. Buhle, sine nota. δοκοῦσιν, Pacius, Du Val, Edin.—μέγισται deest Ald. Basil. et aliis. Uncinis Buhlius seclusit. P.

7. κατὰ τὸ σῶμα] ut sis formosus, bonâ valetudine, &c. *Id.*

8. Ἐν δ' ἀκολουθεῖ] prosperae autem fortunae unus comitatur op-

timus mos; quòd homines fortunati sunt Deorum cultores, et ad rem divinam quodammodo magis quàm alii affecti: iis enim confidunt propter bona sibi à fortunâ data: putant enim se voluntate Deorum ea obtinuisse. *Id.*

1. *τὸ αὐτὸν ποιεῖν·*] cùm ipse orator fingat aliquid comminiscatúrque, quod nunquam gestum fuerit. *Id.* 273.

2. *πρὸς βασιλέα*] scil. Persarum. Vide Xenoph. Anab. passim.

3. *ἐπεχείρησε,*] Xerxes non antea Graecos subigere aggressus est, quàm Aegypto potitus est. *Anon.*

4. *οὐ δεῖ τοὺς κληρωτοὺς ἄρχειν·*] *magistratus non esse creandos sorte.* Id. Vide suprà ad p. 203. n. 2.

5. *ἢ τῶν πλωτήρων*] s. *εἴ τις. vel sorte ductâ nautarum aliquem deligat, qui navem gubernet, quasi quem sors voluerit, non qui ejus artificii peritus sit,* ei sit navis gubernanda. *Id.*

6. *Ὡς ἵππος—*] Vide Coll. Gr. Min. p. 6. et Hor. L. I. Ep. 10.

1. *ὅπερ ῥᾷόν ἐστιν ἐκ φιλοσοφίας.*] *quod ii facilè faciunt, qui sapientiae studiis incubuerunt. Ῥᾴω μὲν οὖν πορίσασθαι τὰ διὰ τῶν λόγων· χρησιμώτερα δὲ, κ. τ. λ. ac fabulae quidem faciliùs excogitantur, sed in deliberationibus exempla longè sunt utiliora: nam quae futura sunt, plerumque paria, similiaque sunt iis, quae jam facta sunt.* Majoragius. 274.
ῥᾴω, nom. pl. neut. contractè pro ῥᾴονα, scil. adverbialiter sumitur. "Nonne manet adjectivum, notâ syntaxi Graecâ; ῥᾴω πορίσασθαι, *faciliora invenire:* Latinè, supino, *faciliora inventu?* Et sic Buhlius vertit: *Faciliora igitur inventu sunt argumenta ex fabulis.* P.

FINIS

Annotationum in Excerpta Philosophica.

NOTAE PHILOLOGICAE

AD

EXCERPTA CRITICA.

---

1. NOTAE IN ARISTOTELEM.

177. 1. *ΕΚ ΤΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ*—] h. e. Ex Aristotelis de Arte Poetica libro.

Fuit apud omnes literarum elegantiorum veros cultores hócce aureum opusculum maximi semper habitum; utpote à summo philosopho elaboratum, in gente omnium ad humanitatem excultissimâ, ubi non solum Poësis, sed et cunctae aliae artes ingenuae ad fastigium excellentiae jamdudum pervenissent. Quicunque igitur ad hujus lectionem animum diligentem adhibuerit, is demum sentiet, quàm exquisitè excogitata, quàm accuratè expressa, quàm ibi non supervacanea sint omnia. Ad mentem autem acutissimi hujus philosophi faciliùs capiendam, discentibus opus foret perpetuâ, plenâ ac luculentâ enarratione. Quam tamen quò minùs contexamus, prohibet instituti nostri brevitas. Eam igitur ex variis copiosis, qui in hâc palaestrâ sudaverint, scriptoribus colligendam, ac discipulis vivâ voce tradendam docto praeceptori relinquimus. Nostrum erit in his notulis, locutiones quasdam ellipticas et insolentiores, atque siquid aliud id genus difficultatis obvenerit, indicare, et quàm paucissimis expedire. Qui cognoscere velit, quae de toto hoc Aristotelis libello, vel de ejus aliquâ parte, commentati sint varii docti ac ingeniosi homines, illum ad libros, inter caeteros, quorum tituli sequuntur, relegare visum est. Edit. optima hujus libelli à Tho. Tyrwhitt. Aristotelis Opera omnia, edit. Jo. Theoph. Buhle, vol. v. [vide suprà ad p. 257. n. 1.] *The Poetic of Aristotle, translated from the Greek by Henry James Pye.* Lond. 1788, in 8vo. *Aristotle's Treatise on Poetry, translated, with Notes,* &c. *By Thomas Twining*, M. A. Lond. 1789, in 4to. *La Poëtique d' Aristote, traduite en François, avec des Remarques, par M. Dacier. Les Quartres Poëtiques d' Aristote, d' Horace, de Vida, de Despréaux, avec les Traductions et des Remarques, par M. l' Abbé Batteux,* 2 *tom. Principes de la Literature, par M. l' Abbe Batteux,* 5 *tom. Traité du Poëme Epique, par Bossu. La Poëtique de M. Marmontel.* De sacrâ Poësi Hebraeorum, Praelectiones Acad. Oxonii habitae à Roberto Lowth. Q. Horatii Flacci Epistolae ad Pisones et Augustum. *With an English Commentary and Notes, by the Rev. Dr. Hurd,* 2 vols. *Dr. Moor's Essay on the End of Tragedy, according to Aristotle. Harris's Three Treatises,* p. 86. Lond. Edit. 1772.

2. *ΠΕΡΙ ποιητικῆς*] N. B. Vulgata distributio, per capita, deno-

tatur signis Arabicis, 1. 2. 3. &c. Tyrwhittiana autem Graecis 277
literis minusculis, α'. β'. γ'. &c. In Vulgatis Editt. hoc primum cap. ita inscribitur, Τῶν τεχνῶν διαφοραὶ, ἐν οἷς ποιοῦνται τὴν μίμησιν. i. e. *In quibus rebus Artes differunt in suâ imitatione exprimendâ.* Περὶ ποιητικῆς αὐτῆς—λέγωμεν, ἀρξάμενοι, κ. τ. λ. Angl. *Let us treat concerning the Art of Poetry in general, and the effect which each species of it produceth; and concerning the manner in which its Fables should be constructed, if the poetry is to be exquisite: and also of the number and quality of its constituent parts; and so of whatever other circumstances are incident to the same Art: beginning, according to a natural order, with the very first principles.* Περὶ ποιητικῆς—supple τέχνης vel μεθόδου, quam vocem usurpat paulò inferiùs; item in eodem sensu in initio Cap. xix. Buhlius legit μέλλοι. "Codd. Medicei omnes," inquit, "Venet. Leid. Guelpherb. μέλλει. Minùs benè. Nostram lectionem, quam sensus exigit, tuentur Codd. Paris. et edd. ferè omnes. Tyrwhittus recepit μέλλει. Vertit tamen, *si rectè se habitura sit poësis.*"

3. καὶ ἡ διθυραμβοποιητικὴ,] supple τέχνη. Angl. *the art of making Dithyrambic verses,*—[Vide suprà ad p. 3. n. 10.; item Hor. Carm. Lib. 4. Od. 2. 10.] καὶ τῆς αὐλητικῆς [τέχνης] ἡ πλείστη [μερὶς] καὶ κιθαριστικῆς [τέχνης.] Dicit Arist. MAJOR PARS artis Auleticae et Citharisticae; quia quanquam in genere hae artes sint cujusdam affectûs imitatio, non tamen earum omnis pars, sicut praeludia: uti observavit doctissimus Dacierius.

1. πᾶσαι τυγχάνουσιν οὖσαι μίμησις τὸ σύνολον.] supple κατα. 278
Vide suprà ad p. 7. n. 5.

2. ἢ γὰρ τῷ γένει] Sic construe: γὰρ [διαφέρουσι] ἢ τῷ μιμεῖσθαι ἑτέροις γένει, ἢ τῷ [μιμεῖσθαι] ἕτερα, ἢ τῷ [μιμεῖσθαι] ἑτέρως, καὶ μὴ [κατὰ] τὸν αὐτὸν τρόπον. Angl. *for they differ either in imitating* WITH *things that are different in kind, or in* imitating *different things, or in* imitating *differently, and not in the same manner.* i. e. They differ with respect to the instruments, the subjects, and the mode of their imitation.

3. Ὥσπερ γὰρ καὶ χρώμασι—] Angl. *For as certain persons who take likenesses, (some* of them *through art, and some through* mere *habit,) produce various imitations by colours and figures; and others do it by means of the voice,* &c. "Si perspicuitati studuisset philosophus, scripsisset fortè ἕτεροι δὲ τῇ φωνῇ.—Media autem illa, οἱ μὲν διὰ τέχνης, οἱ δὲ διὰ συνηθείας, parentheticè ponuntur." TYRWHITT. Sensus est: *Nam quemadmodum sunt alii coloribus et figuris multa imitantes, partim arte, partim usu; alii imitantes voce; sic,* &c. Caeterum de imitatione apud veteres voce peractâ vide notas Winstanleii et Tyrwhitti ad h. l. BUHLE.

4. ἐν ῥυθμῷ] Rhythmus in genere spatium est definitum temporis, ad aliud ejusdem diuturnitatis respondens. Gutta, quae à subgrundis cadit, Rythmum distinguit, non item amnis fluens. *Les Quatres Poëtiques, par Batteux.* [Tom. I. p. 249.] Ubi vide plura. [Vide etiam suprà ad p. 227. n. 4.]—ἐν ῥυθμῷ καὶ λόγῳ καὶ ἁρμονίᾳ. Haec Poëticae imitationis instrumenta infrà paulò aliter designantur: ῥυθμῷ καὶ μέλει καὶ μέτρῳ, ubi μέλος pro ἁρμονία et μέτρον pro λόγος ponitur. TYRWHITT: apud quem vide plura.

5. τυγχάνωσιν οὖσαι τοιαῦται [κατὰ] τὴν δύναμιν,] *tales sint* quod ad *vim* imitatricem. Vide suprà ad p. 7. n. 5.

278. 6. *διὰ τῶν σχηματιζομένων ῥυθμῶν*] *per figuratos Rythmos*—scil quos gestu efficiunt. Angl. *measured pantomime.* [Pro *οἱ τῶν ὀρχηστῶν*, paulò suprà, vir doctissimus T. Twining legendum conjicit, *ἔνιοι τῶν*, *κ. τ. λ.* Buhlius autem, pro *μιμοῦνται—οἱ τῶν*—recepit è Cod. Paris. 2038. *μιμεῖται—ἡ τῶν*, *κ. τ. λ.* quam veram esse lectionem contendit.] *Ἡ δὲ ἐποποιΐα μόνον τοῖς λόγοις ψιλοῖς ἢ τοῖς μέτροις· Epopoeïa vero solùm oratione nudâ, sive metris*; ut rectè interpretatur Tyrwhittus. Nam, ut observat vir doctissimus, conjunctio *ἢ* explanandi sive declarandi vim habet.—Epopoeïae autem *λόγοι*, sive metra, *ψιλοὶ* dicuntur, quod modis musicis destituuntur: *τὴν ψιλομετρίαν* infrà vocat. P. 279. n. 4.

7. *εἴθ' ἑνί τινι γένει χρωμένη τῶν μέτρων τυγχάνουσα* [*ὡς*] *μέχρι τοῦ νῦν.*] Angl. *or happening to make use of* only *one particular sort of measure*, [the hexameter, *viz.*] as has been the case *hitherto*.

8. *Οὐδὲν γὰρ ἂν ἔχοιμεν ὀνομάσαι*, *κ. τ. λ.*] *γὰρ* refertur ad id quod subauditur: Vocem *Epopoeïam* sensu tam laxo usurpo, alioquin ENIM *nullum haberemus commune nomen*—&c. "Sententia Aristotelis "haec est: Nisi statuamus, epico generi esse proprium, ut solum "oratione metricâ imitetur, deest nobis nomen commune, quo So-"phronis mimos, dialogos Socraticos, carmina trimetris vel ele-"gis composita, complectamur. Haec omnia sunt epici generis, "quatenus nempè oratione metricâ modis musicis destitutâ imitantur." Buhle.

9. *τοὺς Σώφρονος—μίμους*—] De his, &c. vide Twining, note 6. et Tyrwhitti annotat. p. 116: ubi vir doctissimus ostendit Sophronis mimos non prosaicè sed poëticè scriptos fuisse.

10. *συνάπτοντες τῷ μέτρῳ τὸ ποιεῖν*,] *adjungentes* cuilibet *metro ποιεῖν*, [*facere*,] *hos quidem elegeiopoeos*, &c. Tyrwhitt.

279. 1. *ἐξ ἁπάντων τῶν μέτρων οὐχ ἤδη καὶ ποιητὴν*—] Supra dixerat, scriptores, qui non imitantur, licet metro Epico vel Elegiaco scripserint, *ἐποποιοὺς* et *ἐλεγειοποιοὺς* male nominari: addit nunc poëtam, si quis per metra omnigena imitationem fecerit, ut Chaeremon fecit, non idcirco ex metris omnigenis nominari debere *παμμετροποιοῦ* scil. titulo, vel aliquo ejusmodi. Ut hic sensus, qui mihi quidem verus videtur, ex hoc loco eliceretur, interpunctionem tantùm post *μέτρων* sublatam post *ῥαψῳδίαν* posui. Quod si Codd. MSS. sinerent, voces illas *μικτὴν ῥαψῳδίαν* penitùs delerem, quas ex glossemate ortas suspicor. Tyrwhitt.

2. *Επεὶ δὲ μιμοῦνται*, *κ. τ. λ.*] Hoc caput secundum ita inscribitur in vulgatis.—*Ποίους ἀνάγκη μιμεῖσθαι.* i. e. *Quales oportet imitari.* In Tyrwhitti editione argumentum hujus cap. ita se habet: § 4. [cap. ii.] Differentia secunda circa subjecta. Vide suprà ad p. 278. n. 2.

3. *ἤτοι βελτίονας ἢ καθ' ἡμᾶς*,—] *aut meliores, quàm qui nostrâ aetate* vivunt, *aut pejores, aut denique tales, necesse est imitari*; &c. Tyrwhitt. " l. 16. *δῆλον δὲ*, Bu. *δή*, Tyr. P.

4. *περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν*·] Vide suprà ad p 278. n. 6.

5. *ὡς Πέρσας καὶ Κύκλωπας*,] Lectio vulgaris est *ὡς Πέρσας*, *κ. τ. λ.* Sed in editt. vett. teste Tyrwhitto, est *πέργας*, mendo, ut ille putat, manifesto. Proponit ingeniosè locum ita refingendum: *ὥσπερ ΑΡΓΑΣ Κύκλωπας, ΚΑΙ Τιμόθεος, καὶ Φιλόξενος, μιμήσαιτο ἄν τις. qualiter Argas Cyclopas, et Timotheus, et Philoxenus, imitetur aliquis.* " *Πέρσας* exhibet Buhle. P.

6. *Ἐν τῇ αὐτῇ—διαφορᾷ—διέστηκεν*·] Vide suprà ad p. 27. n. 4.

7. *Ἔτι δὲ—*] Hoc tertium cap. in vulgatis ita inscribitur: *Πῶς ἐστι μιμεῖσθαι. Quomodo sit imitandum.* In Tyrwhitti edit. § 5. [cap. iii.] Differentia tertia circa modum.—De origine nominum Dramatis, Tragoediae, Comoediae. *Ἔτι δὲ τούτων τρίτη διαφορά, κ. τ. λ.* Angl. *Moreover there is in these a third difference,* viz. *the manner in which one should imitate each of these subjects. Καὶ γὰρ μιμεῖσθαί ἐστιν τὰ αὐτὰ ἐν τοῖς αὐτοῖς, for one may imitate the same object by the same* means, *ὁτὲ μὲν* [*ἐστὶν αὐτῷ αὐτὸν*] *ἀπαγγέλλοντα* [*μιμεῖσθαι,*] *when he may do it in the way of narration, (either by assuming another character, as is the case with Homer; or remaining in his own person without any change;) or* he *may do it by representing all the imitating characters employed in action.*

1. *οἱ Μεγαρεῖς, οἵ τε ἐνταῦθα,*] i. e. Megarenses in viciniâ Athenarum; erant enim alii Megarenses in Siciliâ ex illis oriundi, uti videre est paulò inferiùs. Omnes autem erant Dorienses. Dacier. De *ἀντιποιοῦνται*, vide suprà ad p. 151. n. 7. " *Χιωνίδου*, Bu. P. 280

2. *ἔνιοι τῶν ἐν Πελοποννήσῳ,*] scil. *Δωριέων.*

3. *Ἐοίκασι δὲ—*] Hoc quartum cap. sic vulgò inscribitur: *Τὰ τὴν ποιητικὴν γεννήσαντα, καὶ πῶς διέσπασται εἰς διάφορα εἴδη. Quae vel Poëticam genuerunt, et quomodo dispertita fuit in varias formas.* In Tyrwhitti edit. sic: § 6. [cap. iv.] Poëticae artis causae duae physicae, Imitandi studium et Harmoniae amor.

4. *καὶ τὸ χαίρειν τοῖς μιμήμασι πάντας.*] scil. *σύμφυτον τοῖς ἀνθρώποις.* Angl. *That all take delight in Imitations* is *also* natural to man.

1. *ἀλλ' ἐπὶ βραχὺ κοινωνοῦσιν αὐτοῦ.*] *ἀλλὰ κοινωνοῦσιν αὐτοῦ*— 281 Angl. *but they* [these last viz.] *partake of it, ἐπὶ βραχὺ to a small degree*—compared with the philosophers. "Miror interpretum neminem in his verbis haesisse, et adeo Twiningium et Tyrwhittum ea reliquisse intacta. Quemadmodum leguntur, sanus illis sensus non inest. Vertunt: *verum parum participes ejus* (*τοῦ μανθάνειν*) *sunt.* Tyrwhittus vertit: *tametsi paullum modo ipsum* (*τὸ μ.*) *participantibus* (*τοῖς ἄλλοις.*) Quae sententia quomodo cum caeteris cohaereat, non satis assequor. Sensus esse debet: *Τὸ* discere non solum philosophis jucundum, sed etiam aliis, quando brevi tempore et absque molestiâ ejus participes fiunt.——Legerem itaque, nisi Codd. et edd. auctoritas obstaret: *ἐὰν ἐπὶ βραχὺ κοινωνῶσιν αὐτοῦ.*" Buhle, qui ad hunc locum affirmat Tyrwhittum multa Twiningio debere, nusquam tamen ejus meminisse. De quo crimine, nimis temerè effutito, vide suprà ad p. 257.

2. *τύχῃ προεωρακὼς,*] Vide suprà ad p. 7. n. 5.

3. *καὶ τοῦ ῥυθμοῦ*·] Vide suprà ad p. 278. n. 4.

4. *ἐξ ἀρχῆς οἱ πεφυκότες πρὸς αὐτὰ μάλιστα,*] Angl. *those having naturally the most original genius for these things*—

5. *ἐκ τῶν αὐτοσχεδιασμάτων.*] Angl. *from their extemporaneous productions.*

6. *κατὰ τὰ οἰκεῖα—*] In Tyrwhitti edit. haec Sectio ita inscribitur. § 7. Duo genera Poëseos orta ex diversis tractantium moribus, cum hi sibi res graves et pulchras, illi tenues et inhonestas imitandas delegissent.—*κατὰ τὰ οἰκεῖα ἤθη*—"*secundum proprios* poëtarum *mores.*"—Goulston.

7. *Καὶ ἐγένοντο—*] In Tyrwhitti edit. haec Sectio ita inscribitur·

§ 8. Ex antiquis igitur alii Heroicorum argumentorum Poëtae, alii Iambicorum. Infrà—*οὐχ ὅτι εὖ*, Formulam hanc pluribus illustravit diligentissimus Hoogeveen, T. ii. p. 960, qui rectè, opinor, statuit ellipsin esse *τοῦ λέγω*, quae sic suppleri debet: *οὐ λέγω ὅτι εὖ*. Tyrwhitt.

282. 1. *Παραφανείσης*—] Haec Sectio ita inscribitur in Tyr. edit. § 9. Mox hi pro Iambis Comoediam, illi pro Epicis Tragoediam aggressi sunt. Tragoedia et Comoedia ab initio ambae extemporales, haec à poëtis Dithyrambicis, illa à Phallicis incrementa cepit. *Παραφανείσης δὲ τῆς τραγῳδίας καὶ κωμῳδίας*,—Haec inserui ex auctoritate editt. Mor. et Vict. et MSS. Med. trium. Vim autem verbi *παραφαίνω* in hoc loco optimè declaravit Varinus, in v. *Παραφαίνω, τὸ ἀμυδρῶς δεικνύω. Καθὸ λέγεται τὸ παραψαύειν, τὸ μετρίως ψαύειν. Idem.*

2. *προαγόντων, ὅσον ἐγίγνετο φανερὸν αὐτῆς*.] Gall. *chacun ajoutant quelque chose à leur beauté, à mesure que l'on découvroit ce qui convenoit à leur caractere.* Dacier. Caeterùm pro *αὐτῆς* Winstanleius legendum conjicit *αὐτοῖς*.

3. *Καὶ πολλὰς μεταβολὰς*—] In Tyr. edit. ita inscribitur haec Sectio: § 10. Progressûs Tragoediae historia.

4. *καὶ τὰ τοῦ χοροῦ ἠλάττωσε*,—] *et partes chori minuit; καὶ τὸν λ. πρ. παρ. et personam primarum partium instituit;* Tyrwhitt. Aliter in suâ versione Th. Twining:—*and made the dialogue the principal part of Tragedy.* Rectè.

5. *Ετι δὲ τὸ μέγεθος*—] Angl. *And* while it grew into *magnitude from short fables* expressed *in ludicrous diction, it was late in assuming dignity, on account of the transition made from the satirical* and farcical *form*, in which it had at first appeared.

283. 1. *Ἡ δὲ κωμῳδία ἐστὶν*,—] Hoc quintum cap. ita vulgò inscribitur: *Περὶ Κωμῳδίας· καὶ Εποποιίας καὶ Τραγῳδίας διαφορά. De Comoediâ: item Epopoeïae et Tragoediae differentia.* In Tyrwhitti edit. § 11. [cap. v.] Progressûs Comoediae historia.

2. *ἀλλὰ τοῦ αἰσχροῦ ἐστι τὸ γελοῖον μόριον*·] Angl. *but it is the ridiculous part of what is base*, or mean. Pro vulgatâ, Buhlius post Reizium recepit Batteusii (Mem. de l'Acad. des inscr. et b. lettr. tom. 39. p. 94.) emendationem.—*ἀλλὰ τοῦ αἰσχροῦ, οὗ ἐστι τὸ γελοῖον μόριον*, et reddit:—*sed ejus quod Turpe est, cujus Ridiculum est particula.*

3. *καὶ γὰρ χορὸν κωμῳδῶν ὀψέ ποτε ὁ ἄρχων ἔδωκεν*,] *etenim chorum comoedorum magistratus*, qui ludis praepositus fuit, *serò* poëtis è sumptu publico *dedit; ἀλλ' ἐθελονταὶ ἦσαν. sed* à *principio sponte, qui volebant*, chorum *ingrediebantur*, partesque ejus canendo sustinebant. Goulston. Il y avoit à Athénes un Magistrat, qui regloit tout ce qui avoit rapport aux spectacles. Batteux. Erat nempè unus Archontum.

4. *ποιεῖν*—*ἦρξαν*.] i. e. *πρῶτοι ἐποίησαν*. Goulston.

5. *πρῶτος ἦρξεν, ἀφέμενος τῆς ἰαμβικῆς ἰδέας*,—] Angl. *was the first, who having renounced the lampooning exhibition* of individuals, *composed dialogues or fables of general* manners.

6. *Ἡ μὲν οὖν ἐποποιΐα*—] In Tyr. edit. haec Sect. ita inscribitur: § 12. Epopoeïa cum Tragoediâ in nonnullis convenit, in aliis differt: Sed cum Tragoedia partes easdem, quas Epopoeïa, complectatur omnes, et etiam plures, de illâ in primo loco tractandum est. Ordo

est: *Ἡ ἐποποιΐα μὲν οὖν ἠκολούθησεν τῇ τραγῳδίᾳ μέχρι μόνου* 283
εἶναι μίμησις σπουδαίων [*διὰ*] *μέτρου*· Angl. *The Epopoeia followed Tragedy in as far as it is an imitation of illustrious characters by means of verse.* Goulstonus delenda censet *μετὰ λόγου*, quod probat Tyrwhittus.—"Videntur tam Goulstonus, quam Tyrwhittus, et interpretes ferè omnes, loci sensum, quem verba proferunt, non assecuti esse. Goulstonus interpretatur: *Ac Epopoeïa quidem tragoediae solo metro tenus comitata est, nempè quod per orationem metricam imitatio sit studiosarum graviumque personarum.* Tyrwhitt: *Epopoeïa igitur tragoediae eatenus similis est, quod metro imitatio sit bonorum.* Twining vertit: *Epic poetry agrees so far with tragic, as it is an imitation of great characters and actions, by means of words;* omissis verbis *μέχρι μόνου μέτρου*. Goulstoni et Tyrwhitti versiones si justae sunt, repugnat sibi Aristoteles, jam dicens, *epopoeïam esse tragoediae* similem *eatenus, quod uno* metro *imitetur bonos*, statim verò addens, *epopoeïam à tragoediâ* differre, *quod illa utatur* metro *simplici.* Fecit igitur Aristoteles *idem* notam *similitudinis* et *dissimilitudinis* tragoediae et epopoeïae. Quod cum in philosophum nostrum cadere non possit, arbitror, locum alio modo esse intelligendum. *Μέχρι μόνου μέτρου* non est *metro tenus*, sed *solo metro excepto.* Jam totum locum ita verterem: *Epopoeïa tragoediae similis est solo metro excepto. Est utraque imitatio rerum et personarum gravium* [*per fabulam.*] An *μέχρι* vim habeat praepositionis exclusivae, dubito quidem: enimvero non inest toti loco sanus aliquis sensus, nisi hanc vim illi tribuas." Buhle; ad locum, ubi vide plura. "*μέχρι*—eatenus solùm, quòd metrica sit oratio. P.

7. *Περὶ μὲν οὖν τῆς ἐν ἑξαμέτροις*—] Hoc sextum cap. in Vulgatis ita inscribitur: *Περὶ τραγῳδίας, καὶ τῶν αὐτῆς μερῶν. De Tragoediâ, ejusque partibus.* Tyr. edit. sic: § 13. [cap. vi.] Tragoediae Definitio. *τῆς ἐν ἑξαμέτροις μιμητικῆς*, Poësin Epicam intelligit.

8. *ἀπολαβόντες*—] *assumptâ definitione naturae ipsius ortâ ex antedictis.*

1. *Ἔστιν οὖν τραγῳδία μίμησις—δρώντων,*—] Vulgata lectio est 284
—*Ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας, μέγεθος ἐχούσης, ἡδυσμένῳ λόγῳ, χωρὶς ἑκάστου τῶν εἰδῶν ἐν τοῖς μορίοις δρώντων, καὶ οὐ δι' ἐπαγγελίας, ἀλλὰ δι' ἐλέου καὶ φόβου περαίνουσα τὴν τοιούτων παθημάτων κάθαρσιν.* "Rescribendum est: *δρώντων, καὶ οὐ δι' ἀπαγγελίας· δι' ἐλέου καὶ φόβου περαίνουσα τῶν τοιούτων παθημάτων κάθαρσιν.* Quae lectio, quin ab Aristotelis manu fluxerit, nullus dubito, siquidem conjunctionem *ἀλλὰ* nec Codd. manu exarati, neque ipsa rerum ratio admittant. Nullam enim inter *φόβον* et *ἀπαγγελίαν* oppositionem intercedere jamdudum viderunt interpretes." Winstanley. Compertum est hodie, quod jam liber MStus Morelii et versio Paccii docere poterant, in plurimis Codd. *τὸ ἀλλὰ* deesse, ut in Mediceis omnibus, in Veneto et Guelpherbytano. Tollendum igitur illud esse judicavit Winstanleius, et sustulerunt Tyrwhittus et Reizius, quos equidem secutus sum.—Sensum totius loci in versione Latinâ expressi: *Est igitur tragoedia imitatio actionis seriae et perfectae, magnitudinem* (idoneam) *habentis; sermone condito separatim unicuique formae in partibus* (diversis;) *agentium, nec per narrationem; per misericordiam et metum hujusmodi affectuum purgationem efficiens.* Pro *χωρὶς ἑκάστου* Tyrwhittus maluit *χωρὶς ἑκάστῳ*, ut magis perspicuum. Rectè. Buhle.

234 Sententiae forsan constructio casu aliquo hic turbata fuit, quae facili negotio integritati suae ita restitui posset: *Ἔστιν οὖν τραγῳδία μίμησις πράξεως σπουδαίας καὶ τελείας, μέγεθος ἐχούσης, ἡδυσμένῳ λόγῳ, ΟΥ ΔΙ' ΑΠΑΓΓΕΛΙΑΣ, ΑΛΛΑ χωρὶς ἑκάστου τῶν εἰδῶν ἐν τοῖς μορίοις δρώντων, καὶ—δι' ἐλέου καὶ φόβου περαίνουσα τὴν τῶν τοιούτων παθημάτων κάθαρσιν.* Angl. TRAGEDY *then is an imitation of a transaction important and complete, of a certain extent, in a pleasurable style, not proceeding in the way of narration,* (like Epic Poetry,) *but by the acting* [or dramatic exhibition] *of each of its forms in their several departments: and effectually producing, by means of* PITY *and* FEAR, *the refinement* [purification or improvement] *of such affections.* Haec est celeberrima illa Tragoediae definitio, quae litem tantam inter interpretes movit. Ejus partem posteriorem non ita pridem tractavit Jac. Moor, in Acad. Glasg. Litt. Gr. P. in libello singulari, Anglicè conscripto, Glasg. 1763, 8vo. Sed in interpretatione suâ omninò falsus est vir doctus. Nimirùm affirmat ille vocem *παθήματα* nunquam significare id, quod est Angl. *passions*, sed semper *calamities*: et vocem *κάθαρσις* non hic loci sonare id, quod est Angl. *purgation*, *purification*, *refinement*; sed id, quod est *a removal*: Et sensum Aristotelis ita esse contendit, ac si dixisset: "Tragoediam "sibi proponere tales calamitates, quales ipsa repraesentat, è vitâ "humanâ, affectibus misericordiae ac terroris, tollendas:" *it proposes to effect the removal of such calamities out of human life by means of exciting the passions of pity and terror.* Sed hoc nequaquam dixisse summum Criticum, cuivis facilè apparebit inspicienti, quae Aristoteles ipse scripsit in lib. suo de Republ. Lib. VIII. cap. VII. et quae disseruit *Batteux*, [*Les quatres Poëtiques*, Tom. I.] item vir doctus Tho. Twining in notis suis Anglicè conscriptis, p. 231. seqq. quem vide; nec non *Commentary on the Poetic of Aristotle, by Henry James Pye*, p. 138, &c. Caeterùm sensus satis dilucidus ex interpretatione nostrâ oriri videtur. *Λέγω δὲ ἡδυσμένον μὲν λόγον, τὸν ἔχοντα ῥυθμὸν καὶ ἁρμονίαν καὶ μέλος.* "Sensus est: *Sermonem conditum dico habentem* "*rhythmum* (s. metrum,) *harmoniam* (sive musicam instrumentalem "concinentem,) *et melos* (cantum.) Nam chorus canebat *μέλη* cum "harmoniâ, i. e. accinente musicâ instrumentali." BUHLE.

2. *καὶ πάλιν ἕτερα διὰ μέλους.*] Alludit ad cantum Chori in Tragoediâ Graecorum.

3. *Επεὶ δὲ πράττοντες*—] Edit. Tyr. § 14. Tragoediae partes, secundum qualitatem, sex, viz. Fabula, Mores, Sensus, Dictio, Repraesentatio, Melodia. Paulo infrà: *ἔχει πᾶσαν.*—Reponendum est omninò *πᾶσιν* pro *πᾶσαν*, [quae est vulgaris lectio,] quod ante Heinsium vidit Madius, et in versione suâ expressit Riccobonus, sic: "quod "manifestum *omnibus* vim habet." WINSTANLEY.

4. *Τούτοις μὲν οὖν οὐκ ὀλίγοι αὐτῶν—ὡσαύτως.*] Edit. Tyr. § 15. De his sex partibus Tragoediae generaliter. "Il n'y a presque point "de Poëte, pour ainsi dire, qui n'employe ces six parties dans ses "pieces Tragiques, il est vray aussi qu'elles se trouvent dans toutes "sortes de sujets." DACIER. Quidni potiùs legeris, mutatione leviculâ: *τούτοις μὲν οὖν ὀλίγοι αὐτῶν, ὡς εἰπεῖν, κεχρηνται τοῖς εἴδεσι· καὶ γὰρ ὄψιν ΟΥΚ ἔχει πᾶν* (sub. *δρᾶμα*,) *καὶ ἦθος, καὶ μῦθον, καὶ λέξιν, καὶ διάνοιαν ὡσαύτως*, h. e. Pauci his omnibus, *velut* formis, ut ita dicam, usi sunt. Neque enim unicuique ita felici esse contingit, ut omnes numeros expleat, atque pariter (*ὡσαύτως*) in moribus,

constitutione rerum, dictione, &c. elaborandis praestet. Winstanley. Quam conjecturam loco aliquatenus mederi, haud diffiteor, quippe qua adhibitâ sensum pariunt verba tolerabilem et secum constantem. Manet tamen suspicio vitii adhuc in verbis ὡς εἰπεῖν, et in voce πᾶν nudè positâ: nam etiamsi subintelligas δρᾶμα, dura saltem ellipsis; sicut non minus dura est in verbis οὐκ ὀλίγοι αὐτῶν, ubi supplendum est τῶν ποιητῶν, quod ipsum ideo pro αὐτῶν reponere voluit *Castelvetro*. Equidem locum intactum reliqui, exemplo Reizii, Tyrwhitti, aliorum. Buhle.

1. οἷον καὶ τῶν γραφέων Ζεῦξις πρὸς Πολύγνωτον πέπονθεν.] *vel uti etiam ex pictoribus Zeuxis ad Polygnotum se habet.* Goulston. 285

1. ὅπερ ἐπὶ τῶν λόγων τῆς πολιτικῆς καὶ ῥητορικῆς—]—respondet ῥητορικῇ voci τὰ ἁρμόττοντα, antea positae. In Tragoediâ enim, juxta philosophum, Sententia tertium occupat locum. Id autem est, dicere posse ea omnia, quae rei, de qua agitur, insunt et conveniunt. Quod quidem circa orationes perficere, et Politicae scientiae munus est, et facultatis Rhetoricae. Nam ut communis fert consuetudo atque ad rem propositam, τὰ ἐνόντα τῷ πράγματι locuti sunt. Qui verò nunc, inquit, vivunt oratores, útpote qui intima praecepta artis hauserint, laxatis eloquentiae habenis, τὰ ἁρμόττοντα τῷ πράγματι, ex communibus locis derivata, quae tamen ad rem quodammodò attinere videntur, ut auditorum animos pervertant, orationibus admisceant, quod profectò ῥητορικῆς ἔργον ἐστίν. Cf. ipsum magistrum, Rh. L. I. c. I. Winstanley. 286.

2. *Ἔστι δὲ ἦθος μὲν*—] *Batteuxius* sic legit, ut scriptum reperit in MS. Regio Paris. *Ἔστι δὲ ἦθος μὲν τὸ τοιοῦτον, ὃ δηλοῖ τὴν προαίρεσιν, ὁποία τις ἐστίν. Διόπερ οὐκ ἔχουσιν ἦθος ἔνιοι τῶν λόγων, ἐν οἷς οὐκ ἔστι δῆλον, ὅ τι προαιρεῖται ἢ φεύγει ὁ λέγων.* h. e. Angl. *Manners are what discover the predilection* of the speaker. *Wherefore some compositions are without manners, in which it is impossible to discover, what are the objects of the speaker's choice or disgust.*

3. τῶν μὲν λόγων ἡ λέξις] Mihi—nihil quidquam aliud significare videtur λόγος, quam *verba*, aut *orationem*—Per λέξιν autem nonnisi recitationem atque elocutionem intelligi crediderim. Winstanley.

4. *Τῶν δὲ λοιπῶν, πέμπτον,*] Madius et Victorius πέμπτον.—Sed retinenda est, me judice, vulgata lectio, [πέντε,] ut constructio sit, τῶν δὲ λοιπῶν πέντε (scil. ἡδυσμάτων) ἡ μελοποιΐα μέγιστον. Praemiserat enim Philosophus in hâc anacephalaeosi τὸν μῦθον, utpote sine qua οὐκ ἂν γένοιτο τραγῳδία, ἀρχὴν esse καὶ οἷον ψυχὴν istius dramatis. Caeteras igitur partes numero quinque nonnisi ἡδύσματα quaedam et condimenta esse liquet: horum verò maximum condimentum jure μελοποιΐα appellatur. *Id.* " τὸ πέμπτον, Batt. Reiz. Harl.

5. *Διωρισμένων δὲ τούτων,*] Hoc cap. septimum ita vulgò inscribitur: *Ποίαν τινὰ δεῖ τὴν σύστασιν εἶναι τῶν πραγμάτων. Qualem esse oportet rerum constitutionem.* Edit. Tyr. § 16. [cap. vii.] De Fabulâ speciatim. Fabulam oportet esse imitationem actionis integrae et, quantum satis sit, magnae,—

6. ἢ ὡς ἐπὶ τὸ πολύ] Quia finis quidam est necessarius, alius non necessarius. Non necessarius accidit plerumque aut raro. Necessarius finis est, post ortum, mors animalis. Non necessarius plerumque, ut, post jacta fundamenta et erectos parietes, imponatur tectum; non necessarius raro, ut aliquis post repulsam amatae puellae amans laqueo collum sibi frangat. Winstanley

287. 1. *Μῦθος δ' ἐστὶν εἷς,—*] Hoc cap. octavum vulgò inscribitur, *Περὶ Μύθου. De Fabulâ.* Tyr. Edit. § 17. [cap. viii.]—et denique unius tantùm.

2. *τῷ γ' ἑνὶ*] Ita lègendum conjicit Victorius, pro *τῷ γένει.* "Et ita legunt Buhle, Reize, Harles. P.

288. 1. *Φανερὸν δὲ ἐκ τῶν εἰρημένων,*] Hoc cap. nonum ita vulgò inscribitur: *Τί τοῦ ποιητοῦ ἔργον, καὶ τί διαφέρει ὁ ποιητὴς ἱστορικοῦ. Quid poëtae munus, et quomodo differat poëta ab historico.* Tyr. Edit. § 18. [cap. ix.] In fabulis Poëta non veritatem sed verisimilitudinem sectari debet. Historiae et poëseos differentia. De fabulis in parte et in toto fictis. Fabulae episodicae pessimae.

289. 1. *Οὐ μὴν ἀλλὰ καὶ—*] Vide suprà ad p. 60. n. 3.

2. *Ἐπεὶ δὲ οὐ μόνον—*] Tyr. Edit. § 19. Quales fabulae ad excitandum terrorem et misericordiam maximè idoneae sunt. "*ταῦτα δὲ γίνεται μάλιστα τοιαῦτα, καὶ μᾶλλον ὅταν γένηται παρὰ τὴν δόξαν δι' ἄλληλα.* Vulgo. Reizii correctionem recepi è Buhlio. P.

290. 1. *Ὧν δὲ δεῖ στοχάζεσθαι,—*] Hoc cap. decimum tertium in vulgatis ita inscribitur: *Ὧν δεῖ στοχάζεσθαι, καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας τοὺς μύθους· καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον. Quae oportet qui fabulas constituunt spectare, et à quibus cavere: et unde conficietur tragoediae opus.* Tyr. Edit. § 25. [cap. xiii.] De constitutione Fabulae. Qualium virorum quales casus scenae maximè conveniunt.

2. *μὴ ἁπλῆν, ἀλλὰ πεπλεγμένην,*] *non simplicem, sed implexam.*— De fabulâ autem simplice, deque complexâ Aristoteles disserit in cap. x. quod hîc omittitur. Tyr. § 20.

291. 1. *Ἀνάγκη ἄρα—*] Tyr. Edit. § 26. Eae fabulae pulcherrimae sunt, quae infeliciter exeunt.—*ἁπλοῦν εἶναι μᾶλλον, ἢ διπλοῦν, Simple* ici est l'opposé de *double*, et non d'*implexe*. Il entend double dans sa catastrophe, c'est-à-dire, *heureuse pour les bons, malheureuse pour les méchans.* Batteux. *Μῦθος ἁπλοῦς* in nostro loco non denotat *fabulam simplicem*, quae utique est vocum significatio, cum opponuntur *μύθῳ πεπλεγμένῳ*. In nostro loco *μῦθος ἁπλοῦς* opponitur *μύθῳ διπλῷ*. Intelligitur in hac oppositione *μύθῳ ἁπλῷ* fabula, *cujus est exitus unus et simplex*, aut ex felicitate in infelicitatem, aut contra; *μύθῳ διπλῷ* autem fabula, *cujus est exitus duplex*, non solum ex felicitate in infelicitatem, sed etiam ex infelicitate in felicitatem.—— Statuit autem Aristoteles, fabulae pulchrioris exitum non esse oportere *duplicem*, *ὥσπερ τινές φασιν*, sed *simplicem*, et quidem non ex infelicitate in felicitatem, sed ex felicitate in infelicitatem. Buhle.

2. *πρὸ τοῦ μὲν*] Edin. n. *πρό του μὲν*, i. e. *πρό τινος χρόνου μὲν, ante aliquod* (tempus) *quidem*——"*πρὸ τοῦ* Atticè pro *πρὸ τοῦ χρόνου, antehac.*" Buhle.

3. *ἂν κατορθωθῶσι·*] *si benè constituantur.* Tyrwhitt.

4. *διὰ τὴν τῶν θεάτρων ἀσθένειαν.*] *Θεατῶν* hîc scribi debere commodè notavit Madius. Winstanley. "l. 28. *σύστασις* delevit Buhle. P.

5. *ἐκεῖ γὰρ,—*] *ibi enim,* (in comoediâ,) *si qui inimicissimi fuerint in fabulâ, vel* ipse *Orestes, atque Aegisthus: amici tandem facti è scenâ exeunt, neque ab alio quisquam confossus occumbit.* Goulston.

292. 1. *Πότερον δὲ βελτίων—*] Hoc cap. vigesimum sextum ita vulgo inscribitur. *Ὅτι βελτίων ἡ τραγῳδικὴ μίμησις, ἢ ἡ ἐποποιητική. Quod Tragica imitatio Epicâ praestantior est.* Tyr. Edit. § 47. [cap xxvi.] Epopoeïae collatio cum Tragoediâ. "*τραγικὴ μίμησις,* Buhle.

2. ἡ ἧττον φορτικὴ] Gall. *la moins chargée, la moins forcée.* 992.
Φορτικὸς, grossier, digne des mercenaires. BATTEUX. Aristoteles ipse (Polit. VIII. 6.) opposuit *spectatorem rudem*, ex plebe, (φορτικὸν ὄντα,) *spectatori perpolito* magisque exculto, et ἡδονὴν φορτικὴν, *voluptatem rudem* plebis sensui accommodatam, κίνησιν φορτικωτέραν, *saltationem rudem, voluptati delicatiori* et *saltationi artificiosae.* Intelliguntur itaque φορτικοὶ omninò infimae conditionis homines, aliàs βάναυσοι dicti, qui, mercenariam operam praestando, onera ferendo, (a φόρτος, *onus*,) vitam degunt. Jam tragoedia φορτικὴ talis est, quae plebi placet, non autem spectatoribus honestioribus et sensu pulchri exquisitiori praeditis. BUHLE.

3. ὅτι ἡ ἅπαντα μιμουμένη] *eam quae omni modo* [numero, sermone, et harmoniâ] *imitatur*,—GOULSTON. *eam quae omnia imitatur.* BUHLE.

4. ἂν μὴ αὐτὸς προσθῇ,] *Tanquam enim* spectatores *nihil percipiant, nisi* actor *ipse apponat; multimodis motibus moventur* actores. Eodem sensu dixerat suprà, [§ 43.] πάντες γὰρ προστιθέντες ἀπαγγέλλουσιν, *omnes adjicientes aliquid* rem gestam *narrant.* TYRWHITT. Buhlius ita restituit locum hunc vexatissimum: Ὡς γὰρ οὐκ αἰσθανομένων, ἂν μὴ αὐτοῖς προσῇ πολλὴν κίνησιν κινοῦντα· et reddit: *quasi nil sentiant spectatores, nisi illis accesserit magnus in scenâ motus et strepitus.*

5. οἷον. οἱ φαῦλοι αὐληταὶ—] *velut inepti tibicines, qui,* non confisi imitationi tibiae, *volvunt* se circumquaque, *si disci circumactionem fingant; et Scyllam si* naves attrahentem *cecinerint, praecentorem suum* ad se *trahunt. Ac tragoedia quidem hujusmodi* imitatio *est; quemadmodum etiam histriones prisci,* (quorum simplicior parciorque gestus,) *eos, qui postea subsecuti,* plus satis gesticulatorios *putabant.* GOULSTON. Deest αὐληταὶ in Cod. Med. D. Est mihi vox etiam propterea suspecta, quoniam non capio, quomodo tibicen simul ad imitationem disci se in terrâ circumvolvere et tibiâ canere potuerit. Nam tibicinem volutationem tantum *imitatum* esse, non se ipsum in terrâ volutâsse, ut Twiningius interpretatur, nec vulgaris significatio verbi κυλίεσθαι (vid. Victor. Comm. p. 297.) nec ipsa Aristotelis censura admittit. Irrepsit forsitan αὐληταὶ in textum ex proximè sequentibus: ἂν Σκύλλαν αὐλῶσιν. Tyrwhittus exclamat: "Miram sanè "imitationis speciem, qua aliquis *discum* exprimat! Facilius esset τὸν "δισκεύοντα imitari, sed neque id faciunt οἱ κυλιόμενοι, i. e. *se vol-* "*ventes* sive *volutantes.* Nomen proprium hîc latere suspicor. Sed "vid. Xenoph. Sympos." BUHLE.

6. Πινδάρου] Utrum Πινδάρου, Τυνδάρου, aut Δαρείου legas, parùm aut nihil refert, si mimum omninò Aristotelem notâsse oportuerit. WINSTANLEY.

7. ὡς δ' οὗτοι ἔχουσι πρὸς αὐτοὺς,] *Sicut autem* juniores *isti ad* grandiores *illos se habent, ita universa* tragoediae *ars ad epicam*——

8. Τὴν μὲν οὖν πρὸς θεατὰς ἐπιεικεῖς—] Quae Batteuxius sic Gallicè reddidit: *D' où on conclut que l'Epopée est la Poësie des honnêtes gens, des hommes modérés, qui n'ont pas besoin qu' on accompagne de gestes ce qu'on leur dit;* et que *la Tragedie est pour ceux qui sont d' un caractère tout opposé; celle-ci est donc moins parfaite que l'Epopée.*

9. ἐπεὶ ἔστι περιεργάζεσθαι τοῖς σημείοις καὶ ῥαψῳδοῦντα,] Angl. *since even a Rhapsodist* [i. e. a reciter of the verses of Homer] *may*

overcharge his recitation with gestures." διᾴδοντα, *qui canit, qui in certamine canit.* Buhle, Tyrwhitt. P.

10. καὶ γὰρ τῷ μέτρῳ ἔξεστι χρῆσθαι·] Scil. τῷ μέτρῳ τῆς Ἐποποιΐας, quod est hexametrum.

11. δι' ἧς αἱ ἡδοναὶ συνίστανται ἐναργέστατα.] *per quam voluptates evidentissimè constituuntur.* Tyrwhitt.

293. 1. καὶ ἐν τῇ ἀναγνώσει, καὶ ἐπὶ τῶν ἔργων.] *Deinde etiam evidentiam habet, tam in lectione, quam in actione. Idem.*

2. Ἔτι ἧττον μία ὁποιαοῦν μίμησις ἡ τῶν ἐποποιῶν.] *Praeterea, minus unica* ac simplex (*quaecunque illa sit*) *est quaelibet epicorum imitatio.* Goulston.—ἐκ γὰρ ὁποιασοῦν μιμήσεως πλείους τραγῳδίαι γίνονται. Miror, neminem interpretum in his verbis haesisse. Quid hoc, *Ex* qualicunque imitatione *plures tragoediae fiunt?* Sanum sensum *in his verbis, ut sunt,* desidero, quamvis ex antecedentibus pateat, qualis sensus inesse debet, viz. ex qualicunque imitatione *epica* plures tragoedias fieri. Puto itaque in voce ὁποιασοῦν mendum latere, et rescribendum esse ἐποποιῶν, quod facilè à librario cum ὁποιασοῦν permutari potuit. Tum sensus est perspicuus: ἐκ γὰρ (τῶν) ἐποποιῶν μιμήσεως πλείους τραγῳδίαι γίνονται, *ex imitatione epicorum poëtarum* (i. e. *ex epici carminis argumento*) *plures tragoediae fiunt.* Buhle.

3. Ὥστε, ἐὰν μὲν ἕνα μῦθον—ὑδαρῆ·] Quae doctissimus Dacier sic reddidit: *Que si pour éviter ce défaut un Poëte heroïque s'attachoit absolument à un seul sujet, comme le Poëte tragique, il arriveroit nécéssairement, ou que la brieveté de sa matière feroit paroître son Poëme estropié et imparfait, ou s'il vouloit à quelque prix que ce fût remplir la juste étenduë qu'on lui donne d'ordinaire, cette longueur dénuée de matière le rendroit lâche.*" βραχέως, pro βραχέα, Codd. recentiùs collati omnes. Buhle. P.

4. ἐὰν δὲ πλείους,] *Sin autem plures* fabulas complexi sint, *velut, si è pluribus actionibus constet fabula; non jam* erit *una.* Tyrwhitt.

5. δεῖ γὰρ οὐ τὴν τυχοῦσαν ἡδονὴν ποιεῖν αὐτάς,] τραγῳδίας scil. ἀλλὰ τὴν εἰρημένην. Angl. *for it is not any sort of pleasure which Tragedies must give, but such as is mentioned above.*—Vide suprà ad p. 284. n. 1. et ad p. 200. n. 8.

6. καὶ περὶ ἐπιτιμήσεων καὶ λύσεων,] *des critiques et de la manière d'y repondre.* Batteux.

II. NOTAE IN DIONYSIUM HAL.

295. 1. E Dionysio Halicarnasseo.] Dionysius Alexandri filius, (vulgò Halicarnasseus vel Halicarnassensis dictus, quia, ut antea Herodotus, ex Halicarnasso urbe Cariae esset,) Rhetor, Criticus et Historicus praestantissimus, in Italiam venit Caesaris Augusti temporibus, circiter Olymp. CLXXXVII. 3. annúmque ante C. N. 30. Romae commoratus per annos XXII, linguam Latinam didicit, et ad Historiam Romanam scribendam variis subsidiis se instruxit, tandémque opus egregium atque utilissimum Graecè edidit de Romanorum genere, originibus, Republicâ et rebus gestis, ab Urbe conditâ usque ad initia primi belli Punici, Libris XX, quorum tantùm extant priores XI, et caeterorum quaedam fragmenta. Scripsit quoque De Structurâ Orationis, Artem Rhetoricam, varias Epistolas et libellos criticos, in qui-

bus de Historicis, Oratoribus et Philosophis judicium acutum et 295.
perspicax, sed non ubique subactum, profert. Dictio ejus quanquam nequaquam cum Xenophonteâ, Thucydideâ, reliquorúmque Scriptorum nobilium, qui optimis Graeciae seculis floruerint, comparanda sit, tamen, si tempora quibus ipse vixerit respicis, elegans est atque perspicua. Scripta ejus de Romanis historica in omni aevo fidem lectorum insigniter meruerunt. De Dionysio Halicarnassensi vide plura apud Fab. Biblioth. Gr. Vol. II. p. 779. L. III. c. 32. Harles. Introd. ad Hist. Gr. L. p. 301. S. III. 72. et libros ibi indicatos.

Editiones Dionysii Halicarnassensis.

1. Dionysii Halicarnassei Opera, Graecè. *Lutetiae, apud Rob. Stephanum*, 1546, *in fol.*

2. —————— Opera omnia, Gr. et Lat. ex Sigismundi Gelenii versione, à Frid. Sylburgio recognita, &c. *Francofurti*, 1586, *2 tom. in fol.* [Haec Editio repetita fuit *Lipsiae*, 1691, *in fol.*]

3. —————— Gr. et Lat. ex Aemylii Porti versione emendatâ, cum variis lectionibus et notis Sylburgii, &c. curâ Joannis Hudsoni, cumque ipsius notis. *Oxoniae*, 1704, *2 tom. in fol.*

4. —————— Gr. et Lat. cum annotationibus H. Steph. Frid. Sylburgii, &c. et Jo. Jac. Reiske. *Lipsiae*, 1774—1777, 6 *tom. in 8vo.*

*** Quaedam Dionys. Halicarn. opera minora excusa fuerunt seorsum, e. g. 1. De Structurâ Orationis, ex recensione Jac. Uptoni, Gr. et Lat. cum ejusdem aliorúmque notis, &c. *Lond.* 1702, *in 8vo.* et tertium, *ibidem*, 1748, *in 8vo.* 2. Selecti Dionys. Halicarn. de priscis Scriptoribus tractatus, Gr. et Lat. cum annotationibus Gulielmi Holwell. *Lond.* 1766, in *8vo.* Huic Edit. accedit Dissertatio de vero Mediae Vocis usu docti Typographi Gul. Bowyer nuper defuncti. Vide Biographical and Literary Anecdotes of William Bowyer, Printer, F. A. S. By John Nichols. *Lond.* 1782, *in 4to.*

2. *ΠΕΡΙ ʽΗΡΟΔΟΤΟΥ*—] Hoc est, *De Herodoto et Thucydide et Xenophonte, è Dionysii Halicarnassensis ad Cn. Pompeium Epistolâ.*

1. *ἐξενήνοχεν*] Vide suprà ad p. 153. n. 5. 296.

2. *καὶ ἅπερ αὐτὸς εἴρηκε.*] Pro *καὶ ἅπερ*, Sylburgius legendum conjicit *καθάπερ*. "An *et caetera* valet? P.

3. *ʽΩστε τοὺς ἀναγνόντας τὸ προοίμιον—ἀκούειν.*] Angl. *insomuch that those, who have read the introduction, lose all curiosity about the subject, when they are going to hear* such an account *of Grecian affairs.* In hoc autem judicio falli videtur egregius Criticus; nihil enim est, quod animos lectorum magis alliciat et attrahat, quam cujusvis magnae calamitatis enarratio. " Vide Thucyd. I. 23. P.

4. *βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν.*] Angl. *but wishing not to write the same thing with other* historians.

1. *καὶ μέχρι τοῦ προελθεῖν δεῖ.*] *μέχρι τοῦ*, pro *μέχρι τινὸς*, non 297.
interrogativè, ut perperam Sylburgius, sed indefinitè.

2. *ἀφ' ἧς ἤρξατο κακῶς πράττειν τὸ ʽΕλληνικὸν*] Angl. *from the cause, which first rendered the Grecian affairs unsuccessful.* Pro *καλῶς* quidam legunt *κακῶς*. " Edin. et Hudson. et alii, *καλῶς*.—*ἐ parùm felici et florenti statu*—Versio. Hudson. *Κακῶς*, ni fallor, sensus, et usus, et historia postulat. Vide Thucyd. I. 24.—31. etc. P.

3. *καὶ ταῦτα,*] Angl. *and that too*—phrasis, quae effertur Graecè plurali numero. ″*ὄντα*, sc. *Thucydidem*. P.

4. *καὶ οὔτε,γε φανερῶς,*] Mirum quidem est id Thucydidi vitio vertisse Dionysium, quod in ejus historiâ veras rerum causas, etiam contra populares suos facientes, protulerit, quum, ut rectè Cicero, "Historici sit," inquit, "ut nequid falsi dicere audeat, ne quid veri "non audeat." De Or. II. 15. Sed judicium Critici quodammodo suffulciunt, quae dicta sunt infrà p. 299. *ἡ δὲ Θουκυδίδου διάθεσις, κ. τ. λ.*

5. ″*καὶ ἄρξασθαί γε*] Intellige *ἔδει*. P.

6. ″*Κυνὸς σῆμα*] *Cynossema*, i. e. Canis Sepulchrum, nomen promontorio inditum Thraciae ad Hellespontum. Vide Thucyd. viii. 104. 106. "Vocatur à Diodoro, Aliisque, *Ἑκάβης μνημεῖον*. XIII. 40. Vide Eurip. Hecubam, sub finem: Ovid. Metam. l. xiii. 569." HUDSON. P.

298. 1. *τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς,*] Vide suprà ad p. 139. n. 5.

2. *λείπεσθαι Θουκυδίδης,*] Vide suprà ad p. 219. n. 5.

3. *φησὶν ὁ Πίνδαρος,*] Vide Nem. Od. VII. 78. Memoriter haec citâsse videtur Dionysius.

299. 1. *τῷ μὲν,*] *Thucydidi*, scil. *τῷ δὲ*, *Herodoto*.

2. *πραγματικῆς,*] *ejus historiae partis quae ad materiam refertur; ἡ λεκτικὴ, ea pars quae ad elocutionem spectat. Μιᾶς δ' ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς*, Angl. *I will mention one circumstance affecting the form of the facts,—one appearance given to the facts.*

300. 1. ″*Τρίτην*] Secunda dicendi virtus hîc omissa est, *τὸ κυρίαις καὶ κοιναῖς λέξεσι χρῆσθαι·* ut ex Lysia, c. 3. et 13.—Isocrate, c. 2. [Dionysii] videre licet. SYLBURG. P.

2. *ἀλλὰ μηδὲν ἔστω παρὰ τοῦτο.*] Angl. *But let there be nothing contrary to this*, i. e. contrary to perspicuity. ″*praeterea*, Portus. P.

3. *Καικιλίῳ*] Caecilius rhetor Siculus, de quo vide, quae annotavit vir doctus J. Toup, ad initium Longin. de Subl.

301. 1. *οἱ τριάκοντα,*] Vide Lysiae contra Eratosthenem orationem, passim, suprà p. 129. seqq.

302. 1. *ὥσπερ ἀπόγειος αὔρα, ταχέως σβέννυται.*] *tanquam terrestris aura, citò extinguitur.* Iniquior paulò videtur Criticus noster in Xenophontem. Sed "trahit sua quemque voluptas."

III. NOTAE IN LONGINUM.

303. 1. E LONGINO.] Dionysius Longinus, quem Cassium vocant Photius et Suidas, natus est anno Christi 213; periit anno 273. De patriâ ejus minùs convenit inter auctores. Verisimile quidem est eum Athenis primam lucem aspexisse. Praeceptorem habuit Phrontonem, Graecum Rhetorem, qui, dum vixit, Longinum in filii modum amavit, et moriens bonorum suorum haeredem scripsit. Ab ineunte aetate varias regiones peregrinans lustravit, et multos claros philosophos Academicos, Stoicos, Peripateticos, ipse vidit. Ammonio autem Saccae, Origenique, Academicis, se potissimùm tradidit, iisque audiendis multum temporis consumpsit. Cùm autem magnas doctrinae copias à variis philosophis summo studio parâsset, eas Athenis juventuti tradere atque explicare instituit; tantâque cum auditorum approbatione docuit, ut fama doctrinae ejus latè disseminaretur, et ipse

Spirans Bibliotheca diceretur. Postquam diuturnum tempus Athenis, 303. eruditendâ juventute et praeclaris ingenii monumentis condendis, exegisset, in Orientem profectus est, forsan ut consanguineos Emisae habitantes inviseret. Nomen ejus statim Zenobiae, quae Orientis imperium tunc temporis tenebat, innotuit. Ipsa Longinum praeceptorem Literarum Graecarum adhibuit: et ille hanc occasionem arripuit Zenobiae persuadendi, ut jugum Romanorum excuteret. Idem auctor erat, ut Zenobia nobiles ad Aurelianum literas mitteret; quae ipsi Longino tandem exitio erant. Nam Aurelianus, iis perlectis, supremum, postquam Palmyra expugnata esset, supplicium de Longino sumi jussit. Mortem instantem, ut decuit philosophum, summâ fortitudine tulit. Socratem aemulandi studiosus, ad cujus exemplum studiorum et vitae rationem formare conatus esset. Multa scripsit, quae omnia temporis iniquitate deperdita sunt, exceptis quibusdam fragmentis, et de *Sublimitate* Commentario: sed et is valdè mutilus ad nos venit. Longinus in Sublimitate depingendâ ipse sublime genus scribendi affectat. Dictionem Platonicam prae caeteris amâsse videtur. Interdum tamen nimis est verbosus. Sed mirum est, ingenium tam audax, judiciúmque adeò liberum, saeculo tertio, servitute oppresso et penè barbaro, extitisse. Plura de hoc scriptore luculentissimo volentes consulant Fab. Bib. Gr. Vol. VI. p. 82. seqq. edit. Harles. Bruckeri Hist. Crit. Phil. Vol. II. p. 214. seqq. Harles. Introd. ad Hist. Ling. Gr. S. IV. §. 84. Item Editionem Tollii, cui accedit Versio Gallica celeberrimi Boilavii: Mori Praef. ad suam Edit. et praesertim Dissert. Philologicam de Vita et Scriptis Longini, Auctore Petr Jo. Schardam, [Davide Ruhnkenio,] Edit. Toupianae praefixam. Et Weiskianae. P.

EDITIONES LONGINI.

1. Dionysii Longini de Sublimitate Liber, Graecè, edente Francisco Robortello. *Basileae, apud Oporinum*, 1554, *in 4to.*

2. ———————— Graecè. *Venetiis, apud Paulum Manutium*, 1555, *in 4to.*

3. ———————— Graecè, unà cum Hermogene et Aphthonio. Edidit Franciscus Portus, Cretensis. *Genevae, apud Crispinum*, 1569, 1570, *in 8vo.*

4. ———————— Gr. cum versione Lat. et notis Gabrielis de Petra. *Coloniae Allobrogum*, 1612, *in 12mo.*

5. ———————— Gr. et Lat. per Gerardum Langbaenium. *Oxonii*, 1636, et 1638, *in 8vo.*

6. ———————— Gr. et Lat. cum notis Tanaq. Fabri. *Salmurii*, 1663, *in 12mo.*

7. ———————— Gr. et Lat. ex versione Jac. Tollii, cum notis ejus et aliorum: addita est Boilavii Versio Gallica, cum notis, &c. *Trajecti ad Rhenum*, 1694, *in 4to.*

8. ———————— Gr. et Lat. cum notis J. Hudsoni, &c. *Oxonii*, 1710—1718, et 1730, *in 8vo.*

9. ———————— Gr. et Lat. ex versione, et cum notis Zachariae Pearcii. *Lond.* 1724, *in 4to.* [Repetita est *Amstel.* 1733, *in 8vo*, et *Londini*, 1732, *in 8vo.* et saepiùs.]

10. ———————— Gr. cum versione et notis Germanicis edidit Car. Henricus Heinekius. *Dresdae*, 1737, et 1742, *in 8vo.*

303. 11. Dionysii Longini de Sublimitate Liber, Gr. et Lat. ex recensione Zach. Pearcii, cum versione et notis Sam. Fr. Nathan. Mori. *Lipsiae*, 1769, *in* 8*vo*.

12. ———————— Gr. et Lat. ex recensione et cum notis Joannis Toupii. *Oxon*. 1778, *in* 4*to*. [Editio altera, *ibidem*, *in* 8*vo*.]

"13. ———————— Gr. et Lat. ex versione Mori. Recensuit, et animadv. Virorum doctorum, etc. instruxit Benjamin Weiske. *Lipsiae*, 1809. 8*vo*. P.

2. *ΕΚ ΤΟΥ ΔΙΟΝΥΣΙΟΥ ΛΟΓΓΙΝΟΥ ΠΕΡΙ ῞ΥΨΟΥΣ.*] Hoc est, *E Dionysio Longino de Sublimitate.*

3. —*Ακρότης καὶ ἐξοχή τις λόγων ἐστὶ τὰ ὕψη*] *Sublimia sunt summum quiddam et excellens in scriptis*:— Pearce.

4. *καὶ ταῖς ἑαυτῶν περιέλαβον εὐκλείαις τὸν αἰῶνα.*] Vir doctus Jo. Toupius, in locum vulgaris *περιέβαλον*, suffecit, de suo, *περιέλαβον*, et ita reddit, *Suisque laudibus saecula circumdederunt.*

5. *τὰ ὑπερφυᾶ*·] Monendus est Lector hoc in opere Longinum pro *τὸ ὕψος* et *τὰ ὕψη* usurpare (varietatis gratiâ) *τὰ ὑπερφυᾶ*, *τὰ μεγάλα*, *τὸ ὑπερτεταμένον*, *τὰ μεγέθη*, *τὸ μεγαλοφυὲς*, *τὸ θαυμάσιον*, *ὁ ὄγκος*, *τὸ βάθος*, *τὰ διηρμένα*, *κ. τ. λ.* quae omnia Synonyma sunt, et significant vel *Sublimitas*, vel *Sublimia*: at quae ultra id, quod Sublime est, procedunt, à Longino vocantur *μετέωρα*, *παρατράγῳδα*, *κ. τ. λ.* Pearce.

6. *πάντη δέ γε σὺν ἐκπλήξει*—] Ordo est: *πάντη δέ γε τὸ θαυμάσιον σὺν ἐκπλήξει ἀεὶ κρατεῖ τοῦ πιθανοῦ καὶ τοῦ πρὸς χάριν εἶγε*, *κ. τ. λ.* *ubique autem id, quod admirabile est, obstupefaciendo plus efficit quàm persuasio et venustas: siquidem, plerumque, persuasio in nostrâ sit potestate.* *ταῦτα δὲ*, scil. *ὑπερφυᾶ*.

304. 1. *ὕψος δέ που*—] Vide suprà ad p. 19. n. 6.

2. *θαυμάζουσι γοῦν*—] Vide suprà ad p. 225. n. 2.

3. *τῇδέ που*] i. e. *ἐν τῇδε τῇ ὁδῷ που*——Angl. *much in the same way*,—*ἐπὶ τῶν διηρμένων*, *respecting remarkable things*.

4. *ἔχοι τοιαύτην*] Pro *τε ταύτην* in vulgatt. MS. Par. *τοιαύτην*. Rectè. Scil. qualem suprà memoratam——*ἀναπτυσσόμενα δὲ, ἄλλως εὑρίσκοιτο χαῦνα*, *quae si fortè explicueris, tumida omninò atque inania inveniantur.* *Αλλως χαῦνα*, *non nisi tumida atque inania.* Toup.

305. 1. *ἀδύνατος ἡ κατεξανάστασις*·] Vox elegans, et quam non adsequitur lingua Latina. Eam non malè exponit Pearcius: *Cui impossibile est obsistere. Quod deprimere vel diminuere nequeas.* *Idem.*

2. *ὅταν γὰρ τοῖς ἀπὸ*—] Solus Interpretum rem vidit Paganus: *Quando enim unum quiddam et idem simul de iisdem rebus visum fuerit omnibus, qui institutis, vitâ, studiis, aetate*, Lingua, *inter se differunt, tunc*, &c. *Idem.*

3. *ὡς κρίσις καὶ συγκατάθεσις*] *quasi judicatio et consensus.*

4. *τὸ περὶ τὰς νοήσεις ἁδρεπήβολον*,] *felix in sensibus audacia.* Pearce. "*facile magnarum rerum notiones concipere posse.* Morus. P.

5. *ἥτε ποιὰ τῶν σχημάτων πλάσις*·] nempè, *et* (quae est fons tertius) *certa quaedam figurarum conformatio. Idem.*" *ἥτε* jam malim. P.

6. *διττὰ δέ που ταῦτα*,] *σχήματα* scil.

7. *ἡ γενναῖα φράσις*,] *splendida Elocutio* (quae quartus est fons.) Pearce.

8. *ἔστιν ἃ παρέλιπεν*,] Vide suprà ad p. 32. n. 11. " et p. 211. n. 6

9. *Αλλ' εἰ μὲν ὡς ἕν τι ταῦτ' ἄμφω* - -] Locus ita vertendus

Sed si haec duo, quasi unum idémque essent, coexistere etiam illi, et connata esse viderentur, fallitur. Toup.

1. *Ἀλωάδας*] Sc. Otum et Ephialten Gigantes, quos Iphimedia, 306.
uxor Aloëi, à Neptuno compressa in lucem edidit: cùm illi coelum rescindere aggrederentur, à Dianâ et Apolline jaculis confixi erant. Pearce. Vide Homeri Odyss. λ, 314.

2. *καὶ οἱονεὶ φοιβάζον τοὺς λόγους.*] *et quasi plena Phoebo efficiens scripta.* " l. 19 ἐνθουσιαστικοῦ legit Weiske. P.

3. *Οὐ μὴν ἀλλ',*] Vide suprà ad p. 289. n. 1.

1. *ἐν Νεκυίᾳ*] Ita inscribitur Lib. xi, Odyss. quem vide, 562. Vol. II. 307.
p. 53 hujus operis: item Aeneid. vi. 469; ibidémque excurs. I. celeberrimi Heynii.

2. *Ἐγὼ μὲν ἂν ἠρκέσθην,*] Darius, cum jam fractas suas res viderit, séque multis cladibus debilitatum, legatos ad Alexandrum misit, qui pacem peterent, offerréntque illi Darii filiam et dimidium regni Persiae: quas conditiones pacis cùm offerri senserit Parmenio, dixit, *Ego eas acciperem, si essem Alexander;* cui Alexander, *et ego, quidem, si essem Parmenio.* Pearce.

3. *εἰ Ἀλέξανδρος ἤμην,*] Haec verba usque ad τὸ ἐπ' οὐρανὸν, non malè suppeditavit vir bonus Gabriel de Petrâ. Sed et MS. Vat. exhibet ἠρκέσθην το. Undè unâ voce auctiorem Longinum praestabo. Rescribo, *Ἐγὼ μὲν ἂν ἠρκέσθην ΤΟΥΤΟΙΣ. Ego quidem hisce conditionibus acquiescerem.* Toup.

4. *τῆς Ἔριδος,*] *Discordiae:* De qua Hom. loquitur. Il. δ'. 443.

5. *'Ως ἀνόμοιόν γε τὸ 'Ησιόδειον ἐπὶ τῆς Ἀχλύος,*] *Cui dissimile est illud Hesiodi de Tristitiâ,* εἴγε 'Ησιόδου καὶ τὴν Ἀσπίδα θετέον· *si quidem statuendum sit etiam* poëma illud dictum *Scutum esse Hesiodi.* Pearce. Vide Hesiod. Scut. Herculis, 267.

6. *'Ο δὲ πῶς*] Homerus scil. Vide Iliad. έ, 770.

1. *Ἀμφὶ δ' ἐσάλπιγξεν—*] Vide Iliad. ύ, 61. et quae ibi annotavit 308.
et citavit vir doctus Sam. Clarke, F. " et φ', 388.

2. *Ἀλλὰ ταῦτα φοβερὰ μὲν, πλὴν ΑΛΛΩΣ εἰ μὴ κατ' ἀλληγορίαν λαμβάνοιτο, παντάπασιν ἄθεα, καὶ οὐ σώζοντα τὸ πρέπον.*] Quod Graecae abundantiae est. Locus ita vertendus: *Haec quidem terribilia sunt; sed nisi allegoricè accipias, impia omninò et praeter decorum.* Toup.

3. *ἄταλλε δὲ κήτε' ὑπ' αὐτῷ*] *'Υπάταλλε αὐτῷ, illi subblandiebantur, blandimentis regem suum agnoscebant. Idem.* Vide Iliad. ν'. 18. " 27. et ύ. 60.

1. *ἐχώρησε, κἀξέφηνεν,*] Lego et distinguo: *Ἐπειδὴ τὴν τοῦ θείου* 309.
δύναμιν κατὰ τὴν ἀξίαν ἐχώρησεν, ἐγνώρισε καὶ ἐξέφηνεν. Cùm Dei majestatem pro dignitate concepisset, agnovit et indicavit. Toup. " Libri alii, ἐχώρησε, alii, ἐγνώρισε. *Id.* P.

2. *Γενέσθω φῶς,—*] Vide quae de hoc loco disputârunt viri ingeniosi, Clericus, Huetius, Boilavius, aliique, ad finem operum Boilavii, Edit. Amst.

3. *ἔν ἔτι τοῦ Ποιητοῦ,*] Homerum, κατ' ἐξοχὴν, intelligit.

4. *Ζεῦ πάτερ,*] Iliad. ρ'. 645.

5. *καὶ οὐκ ἄλλο τι*] Sensus est: Ipse etiam secundum ventum sibi aspirantem habet: non solùm pugnantium certamina, sed Poëtae etiam animus quasi aestuat et turbatur. Pearce. " Iliad. ό. 605.

1. *'Ο Κικέρων*] Insignis Demosthenis Ciceronisque collatio. 310.

2. *ὁ μὲν—*] Ita Quinctilianus: *In eloquendo est aliqua diversitas:*

densior ille, hic copiosior: ille concludit astrictiùs, hic latiùs pugnat. Institut. Orat. lib. x. c. 1.

3. *Ἀλλὰ ταῦτα μὲν ὑμεῖς*] Vos Latini, scil.

4. *ὑπερτεταμένου*] Vox *ὑπερτεταμένον* substantivè hîc accipitur, et significat idem quod *ὕψος*. PEARCE. Nihil minus. *τὸ Δημοσθενικὸν καὶ ὑπερτεταμένον ὕψος* est *Sublime illud, quo nihil sublimius, et in quo solus regnat Demosthenes.* TOUP.

5. *Οὐκοῦν καὶ*——] Hîc monet Longinus, ut optimi quique auctores ante oculos nostros in scribendo ponantur.

311. 1. *πρὸς τὰ ἀνειδωλοποιούμενα μέτρα.*] *ad illos* Sublimitatis *terminos, quorum imaginem ob oculos posuimus.* PEARCE.

2. *τόδε τι*] minus intellexerunt nostri Editores. *Τόδε τι* est *hoc vel illud.* TOUP.

3. *ὑπέχειν—εὐθύνας—*] *καὶ μὴ παῖξαι.* Haec est lectio Manutii. *Idque seriò et citra omnem jocum.* Quae Gabrielis interpretatio est. Haud incommodè. Sed MSS. plerique omnes, *ὑπέχειν εὐθύνας πεπαῖχθαι*, quae vera lectio, sed editoribus nostris parùm perspecta. '*Υπέχειν εὐθύνας πεπαῖχθαι* est *fingi* sive *fingere te rationes reddere.* Nam hîc non vera res agitur; sed ficta scilicet et *πεπαιγμένη*. *Idem.*

4. —*ἀτελῆ καὶ τυφλὰ ὥσπερ ἀμβλοῦσθαι,*] *imperfecta et caeca quasi abortum patiantur*, *πρὸς τὸν τῆς ὑστεροφημίας ὅλως μὴ τελεσφορούμενα χρόνον. omninò non perducta ad tempus famae apud posteros* vigentis. PEARCE. "*ὅλως*, Pearce, Weiske. *ὅλης*, Toup, Edin. *P.*

5. *Αὐτόθι μέντοι*] Incipit hîc Longinus de Figuris, quae sunt tertius Sublimitatis fons, dicere. PEARCE.

6. *Οὐ μὴν ἀλλ',*] Vide suprà ad p. 289. n. 1.

312. 1. *Οὐκ ἔστιν, ὅπως ἡμάρτετε,*] Videtur Longinus haec memoriter citâsse. Vide suprà ad p. 194. n. 3.

2. *καὶ ξένων καὶ ὑπερφυῶν ὅρκων ἀξιοπιστίαν,*] *et in eam fidem, quae meritò tribuenda esset novi excellentisque generis juramentis.* PEARCE.

3. *Η βούλεσθε—περιϊόντες*] Vide suprà ad p. 168. n. 7.

313. 1. '*Οταν γε μὴν*—] Vide suprà ad p. 85. n. 2.

3. —'*Η φύσις οὐ ταπεινὸν ἡμᾶς ζῶον*] Confer pulcherrimum poëma Angl. *The Pleasures of Imagination*, by Dr. Akenside, [B. I. 170.] cum iis, quae hîc loci profert Longinus. "*ἡμᾶς*, *τὸν ἄνθρωπον*. P.

314. 1. *Ἐκεῖνο μέντοι λοιπὸν,*] Longinus huic commentario finem impositurus quaerit, quae sit causa cur tanta extiterit Sublimium Oratorum penuria: Et (ut mihi videtur) consultò in initio hujus Sectionis Philosophum quendam loquentem induxit, ut sub alienâ personâ, potiùs quàm suâ, multa ipse diceret de utilitate Libertatis et Democratiae ad excitandam in animis Oratorum Sublimitatem: quae igitur Longinus Philosopho dicenti tribuit, ea esse ipsam Longini sententiam arbitror; quae verò contra Philosophum illum affert, ea potiùs timori quàm judicio Longini tribuo. PEARCE.

2. *ὡς ἀμέλει*] Vide suprà ad p. 211. n. 6.

315. 1. *κοσμική τις——ἀφορία.*] Pearcio displicet istud *κοσμική*, quare legendum conjicit *κομιδῇ*, *prorsus, admodum.* Sed nihil opus. Morus verum sensum attigit: *Tanta orationum sterilitas ubique terrarum vitam occupatam tenet.*

2. *Θρέψαι τε γὰρ, φησὶν,*—] Locus ita scribendus est cum Manutio. *Θρέψαι τε γὰρ, φασὶν, ἱκανὴ τὰ φρονήματα τῶν μεγαλοφρόνων ἡ ἐλευθερία, καὶ ἐφελκύσαι ἅμα καὶ διωθεῖν τὸ πρόθυμον τῆς*

πρὸς ἀλλήλους ἔριδος καὶ τῆς περὶ τὰ πρωτεῖα φιλοτιμίας. Est enim libertas, ut aiunt, ad alendos spiritus, et ad ALLICIENDA *simul et* PROTRUDENDA *studia hominum valdè accommodata.* Toup.

3. *παιδομαθεῖς εἶναι δουλείας δικαίας,*] *Δουλεία δικαία* est *justa et legitima servitus. Idem.*

4. *διόπερ οὐδὲν ὅτι μὴ κόλακες ἐκβαίνομεν μεγαλοφυεῖς.*] *Hence it is that we* TURN OUT *nothing but arrant flatterers. Idem.*

5. *καὶ οἷον ἔμφρουρον,*] Optimè Gabriel, *Servile ingenium et quasi constrictum.* Quod ad Graecum satis accommodatum est. *Idem.*

6. *κεκονδυλισμένον.*] i. e. pugnis cohibitum et percussum: respicit Longinus ad servorum conditionem, qui à dominis suis pugno caedi solebant: hinc vox illa Metaphoricè significat hominem quovis modo subactum et subjectum. Pearce.

7. *'Ημισυ γάρ—*] Vide Odyss. ρ', 322.

8. *Πυγμαῖοι*] Sic vocatur gens illa, quae nullibi quidem extitit, sed quae fingitur ex pumilionibus tota constitisse. Pearce.

1. *ἄγοντα καὶ φέροντα,*] Vide suprà ad p. 33. n. 3. 316.

2. *καταβυθίζουσιν αὐτάνδρους ἤδη τοὺς βίους*] Elegans locutio, sed quam minùs perspectam habuerunt Interpretes. *αὐτάνδρους τοὺς βίους* est *rem familiarem una cum ipsis viris.* Toup. " *βίους*, *vitam*, Morus. P.

3. *Οὐ γὰρ ἐπὶ κρίσει μέν τις δεκασθεὶς,*] Hic locus non emendatione sed interpretatione eget. Reddunt, *in judicio quis pretio corruptus.* Imperitè id quidem et nullo judicio. *Ἐπὶ κρίσει δεκασθῆναι*, est *corrumpi ob sententiam dandam. Idem.*

4. *τὰ οἰκεῖα μὲν φαίνεσθαι καλὰ—*] Voces *τὰ οἰκεῖα* significant causam ejus, à quo pecuniam accepit; judex enim corruptus corrumpentis causam suam facit: bene igitur dicit Longinus *τὰ οἰκεῖα.* Pearce.

1. *ἕκαστος πρὸς τῆς [ἑαυτοῦ ἡδονῆς] ἠνδραποδισμένοι,*] *Unusquisque à voluptatibus suis in servitutem redactus.* Toup. 317

2. *κἀδέκαστον*] *et non muneribus corruptum.* pro *καὶ ἀδέκαστον*, et ex conjecturâ Tollii, pro *καθέκαστον* in prioribus Editt. " *καταρχαιρεσιάζεσθαι*, propriè est in comitiis corrumpi. Tollius. P.

3. *ἀλλὰ μὴ τῆς ζήλου καὶ τιμῆς ἀξίας ποτὲ ὠφελείας.*] *non autem ob id commodum, quod dignum est aemulatione et honore.* Pears.

FINIS

Annotationum in Excerpta Critica

NOTAE PHILOLOGICAE

AD

EXCERPTA MISCELLANEA.

1. NOTAE IN THEOPHRASTUM.

32 1. Ex Theophrasto.] Theophrastus Eresius, ex Lesbo insulâ, Philosophus celeberrimus, natus est Olymp. xcvii. 1. Profectus Athenas admodum juvenis, primum Platonem, deinde Aristotelem audivit. Aristotele defuncto, dignus habitus est Theophrastus, qui Scholae Peripateticae curam susciperet. Eruditus, facundus, acutus, elegans, tantâ laude docuit, ut auditorum immensa multitudo ad eum confluere. Atheniensibus valdè jucundus erat, et apud eos ad provectam senectutem pervenit. Ipse nobis narrat, in prooemio ad *Characteres*, se vixisse annos *ἐννενήκοντα ἐννέα*, *nonaginta novem*. Sed pro *ἐννενήκοντα*, quidam putant veram lectionem esse *ἑβδομήκοντα*, *septuaginta*. Multa quidem conscripsit; quorum magna pars periit. Quae ad nos pervenere eorum pleraque sunt physici argumenti. Omnia diligenter enarrantur à doctissimo Fabricio in Biblioth. Gr. [Vol. II. L. III. c. 9.] Extat quoque Theophrasti libellus exquisitissimus, qui inscribitur *Ἠθικοὶ Χαρακτῆρες*, i. e. *Morum Notationes*, in quibus quorundam hominum suae aetatis ingenium et stultitia, mirâ felicitate, exhibentur. De Theophrasto vide plura apud Diogenem Laërtium, [Lib. V.] Fabricium in Bib. Gr. [ubi suprà] Harlesii Introd. ad Hist. Ling. Gr. Sect. III. § 10. et caeteros libros qui ibi indicantur.

Editiones Theophrasti.

1. Theophrasti Eresii Opera, Graecè, cum Scriptis Aristotelis. *Venetiis*, *apud Aldum*, 1498, *in fol.* Et iterùm, curante Camotio. *Ibidem*, *apud eundem*, 1552, *in 8vo.* [Vide suprà, ad p. 257. n. 1.]

2. ———————— Vita et Opera, Graecè, per Joannem Oporinum. *Basil.* 1541, *in fol.*

3. ———————— Opera pleraque, Gr. et Lat. per Dan. Furlanum et Adrian. Turnebum. *Hanov. apud Wechelum*, 1605, *in fol.*

4. ———————— Opera omnia, Gr. et Lat. ex recensione et cum emendationibus Dan. Heinsii. *Lugd. Bat.* 1613, *in fol.*

5. ———————— de Hist. Plantarum, libri x. Gr. et Lat. Theodoro Gazâ Interprete:—totum opus absolutissimis cùm notis tùm commentariis: item rariorum plantarum iconibus illustravit Jo. Bodaeus à Stapel. &c. *Amst.* 1644, *in fol.*

*** Sed nimis longum foret diversas Editiones diversorum operum Theophrasti enumerare. Quasdam tantùm *Characterum* hîc recensebimus.

EDITIONES CHARACTERUM ETHICORUM.

1. Theophrasti Characteres, cum interpretatione Lat. per Bilibaldum Pirckeymherum, &c. *Norimbergae*, per *Jo. Petreium*, *Anno* 1527, *in 8vo.* 2. Iidem, Gr. Lat. Is. Casaubonus recensuit, in Lat. Serm. vertit, et libero commentario illustravit. *Lugd.* 1592. 1599. 1612. 8. 3. Iidem, Gr. Lat. cum notis Is. Casauboni et aliorum. Accedunt Jac. Duporti praelectiones, &c. Recensuit, et notas adjecit Pet. Needham. *Cantabr.* 1712, *in 8vo.* 4. Iidem: recensuit, animadversionibus illustravit, &c. Joh. Frid. Fischerus. Gr. Accessit commentarius Isaaci Casauboni. *Coburgi*, 1763, *in 8vo.* [Haec est editio praestantissima. Praefatio plenam complectitur aliarum Editionum enumerationem.] 5. Les Caracteres de Théophraste d'après un MS. du Vatican, contenant des Additions qui n'ont pas encore paru en France. Traduction nouvelle, avec le Texte Grec, des Notes critiques, et un Discours préliminaire sur la Vie et les Ecrits de Théophraste. Par CORAY, Docteur en Médecine de la Faculté de Montpellier. *A Paris*, l'an VII (1799) *in 8vo.* " 6. Gr. edidit J. G. Schneider. *Jenae*, 1799. P.

2. *ΘΕΟΦΡΑΣΤΟΥ ΗΘΙΚΟΙ ΧΑΡΑΚΤΗΡΕΣ.*] h. e. THEOPHRASTI CHARACTERES ETHICI, sive NOTATIONES MORUM.

3. *ἐπιστήσας τὴν διάνοιαν,*] *Quùm advertissem animum: quum rem mecum considerarem et reputarem.* FISCHER.

4. *τί [γὰρ] δήποτε*] *Quidnam tandem caussae sit. Idem.*

5. *τὴν αὐτὴν τάξιν τῶν τρόπων*] Angl. *the same set of manners.*

1. *Ἐκθήσω δέ σοι*—] Ordo est: *Ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε* 322
γένη τρόπων τυγχάνει προσκείμενα τούτοις, καὶ [καθ'] ὃν τρόπον χρῶνται τῇ οἰκονομίᾳ. Angl. *And I will explain to you, separately, what sort of manners they happen to posses, and what particular mode of economy they observe in the exhibition of them.* "*Exponam tibi* "*singulatim, de singulis generibus virtutum et vitiorum,* h. e. *non expo-* "*nam universè de vitiis et virtutibus, non disseram de omnibus vitiis et* "*virtutibus simul, verum separatim de vitio et virtute quaque, ita ut* "*non solùm demonstrem, quae vitia virtutésve insint cuique, sed et ut* "*etiam doceam, quomodo virtutem quisque vitiúmve ostendat et profe-* "*rat.*" FISCHER.

2. *ποιήσομαι τὸν λόγον*] Vide suprà ad p. 130. n. 4.

3. *ἀπὸ τῶν τὴν εἰρωνείαν ἐζηλωκότων,*] *ab iis qui studiosi sunt simulationis et dissimulationis.*

4. *καὶ εἰς τίνα τρόπον κατενήνεκται·*] Angl. *and to what sort of deportment he is prone. κατενήνεκται,* Atticè pro *κατήνεκται,* 3. sing. perf. ind. pass. verbi *κατενέγκω,* pro quo in usu *καταφέρω.*

5. *τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπεθέμην,*] *caeteras affectiones, quemadmodum proposui.* Vide suprà ad p. 284. n. 1.

6. *ὡς τύπῳ λαβεῖν,*] *si quis velit describere.* FISCHER. Hac formulâ et similibus, quae initio capitum recurrunt, excusatur definitio non nimis accurata. GESNER.

7. *προσποίησις ἐπὶ χεῖρον*] q. d. affectatio in deterius. Nimirum *εἴρων* non modò dissimulator est generatim hoc loco, aut qui, quod Socrates facere solebat, [Vide sup. ad p. 221. n. 7.] boni finis causa sententiam suam premit: sed homo versutus, qui fallendi causa alienam personam sumit, insidiosus, &c. *Idem.*

8. *τοιοῦτός τις, οἷος—*] subauditur *ἐστί*. Angl. *is such a person as to be capable of approaching his enemies, and speaking to them in such a manner as to disguise his hatred.* Vide suprà ad p. 212. n. 3.

9. *καὶ τοῖς ἐντυγχάνειν*—] Ordo est: *καὶ προστάξαι τοῖς βουλομένοις ἐντυγχάνειν κατὰ σπουδὴν, ἐπανελθεῖν· et jubere eos redire, qui eum volunt confestim convenire.* " *rursum venire.* Newton. P.

10. *καὶ προσποιήσασθαι*—] *et prae se ferre se modò domum advenisse, aut serum fuisse, aut aegrotâsse. καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας, ὡς οὐ πωλεῖ, et mutuantibus aut stipem ab eo exigentibus, se non vendere.* Hoc nimirùm dicit, vel quasi non intellexisset, quod vellent; (ut rectè Gesnerus:) vel quasi pecuniam non haberet. *Ἔρανος* autem (unde *ἐρανίζειν*) est, secundum Fischerum, Pecunia quae confertur ab amicis ditioribus ad sublevandum amici inopiam justam et legitimam, hâc lege ut eam reddat, si deus dederit meliora.

323. 1. *δόξει μὴ προσποιεῖσθαι·*] Angl. *he will seem not to mind it.*

2. *οὐ ταῦτα πρὸς ἐμὲ διεξήει·*] *non haec mihi dixit,* s. *narravit.* Fischer.

3. *ἀπ' αὐτοῦ ἀρξαμένους πάντας,*] Angl. *that all having begun with* THE VERY MAN, [ipsum hominem intelligit, quem ipse adulator alloquitur,] *ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι· concluded on* HIS *very name.*

4. *ἀφελεῖν κροκίδα·*] Floccos legere solenne adulationis genus Gesner. *Ἀφαιρεῖν κροκίδας ἐστὶ τῶν πάντα ποιούντων ἕνεκα κολακείας.* Suidas.

324. 1. *πολιῶν*] supple *τριχῶν*.

2. *Καὶ σκώψαντι πικρῶς*—] Haec Casaubonus ita reddidit: *Quod si quem ille sale aliquo perstrinxerit, eundem iste acerbè irridebit:*— quod ferri potest. Sed, pro *πικρῶς*, quidam MSS. habent *ψυχρῶς*, quae longè melior lectio: *Καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι,*—Angl. *And when his friend has uttered some dull joke, he will laugh at it as excellent, and cram the corner of his robe into his mouth,* &c. I. T.

3. *Ἀμέλει δὲ καὶ τὰ ἐκ γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς ἀπνευστί·*] *γυναικεία ἀγορά*, *Forum muliebre*, h. e. ubi venduntur vasa et utensilia omnisque generis obsonia, praeter carnes, inprimisque pisces. Fischer. Voluit—Theophrastus his verbis declarare, quod Plutarchus ait esse adulatoris proprium: circa minuta quaedam et sordida officia, quae verus et ingenuus amicus ut se indigna spernit, versari, ea obire atque exsequi.—Ideo ait *ἀπνευστὶ*, hoc est sedulò, properè et quasi uno spiritu. Is. Casaubon. De *ἀμέλει*, vide suprà ad p. 211. n. 6.

4. *καὶ παραμένων εἰπεῖν,*—] Pro *παραμένων* dedit Newtonus *παρακείμενος*, quae potior videtur lectio. I. T.

5. *Καὶ τοῦ παιδὸς—ἀφελόμενος τὰ προσκεφάλαια, αὐτὸς ὑποστρῶσαι.*] Angl. *And snatching away the cushions from the servant, lays them under him* with his own hands.

325. 1. *ΠΕΡΙ ΑΔΟΛΕΣΧΙΑΣ.*] *De Garrulitate.*

2. *ἐκ Διονυσίων*] Cùm plura fuerint Dionysia Athenis sive Liberalia; verna intelligunt, qui simpliciter ea nominant. Gesner. Vide Potteri Archaeol. Gr. Vol. I. B. II. c. 20.

3. *νέωτα*] *νέωτα, Ἀττικῶς· τὸ μέλλον ἔτος, Ἑλληνικῶς.* Moeris.

4. *μεγίστην δᾷδα ἔστησε·*] *facem maximam posuit,* s. *accendit ante fores.* Fischer. Cùm facibus opus esset ad nocturna sacra, aemulationi locus fuisse videtur, quis maximam adferret. Gesner.

5. *Ὠιδεῖον·*] Vide Potteri Archaeol. Gr. B. I. c. 8.

6. Μυστήρια—Απατούρια,] Vide Potteri Archaeol. Gr. B. II. c 20. "Nonnulla transposui, mutavi, et inserui è Schneidero. P.

7. παραδεδωκότα] παραδείειν propriè est *manus jactare*, ut solent ii qui properant. intel. τὰς χεῖρας. valet *jactatis et demissis manibus fugere*. FISCHER.

8. διαράμενον] διαίρεσθαι propriè *crura sua diducere et distendere*.— verba παραδεδωκότα καὶ διαράμενον ἀπαλλάττεσθαι videntur tanquam proverbium dicta esse de *iis qui velis remisque*, ut aiunt, *fugerent*. *Idem*. "Vide supra p. 258. l. 28. P.

9. ἔργον γὰρ συναρκεῖσθαι] συναρκεῖσθαί τινι, *durare cum aliquo*. GESNER.

10. ΠΕΡΙ ΑΚΑΙΡΙΑΣ] *De Importunitate*. "De Intempestivitate. NEWTON.—sive, Inscitiâ temporis. GALE. P.

1. δίκην ὠφληκότα ἐγγύης] δίκην ὠφληκὼς ἐγγύης dicitur *is, qui spopondit pro aliquo, et quoniam is, pro quo spopondit, non est solvendo, damnatus est ut ipse creditori satisfaciat pecuniámque reddat*. Est formula fori Attici. FISCHER. 326

2. Δεινὸς—προσάγειν] Δεινὸς propriè significat *terribilis*: deinde ita dicitur *is, qui in aliquo genere praestat et excellit*, in utramque partem. [Vide infrà ad p. 346. n. 2.]—Sed hoc in libello legitur passim *de eo, qui aliquid facere solet*, sequente Infinitivo, ut δεινὸς χρῆσθαι, *solet uti*, s. *utitur*. *Idem*.

3. καὶ παρὼν διαίτῃ,] Δίαιτα, *Arbitrium*: quum quis aut honoris causâ [αἱρετὸς] ab his qui controversiam habent, aut sorte [κληρωτὸς] legitur, ut litem dirimat ex fide bonâ, ex aequo et bono.— παρὼν διαίτῃ, *captus arbiter*.—συγκρούειν, *concitare*: commemorando jura utriusque partis. *Idem*.

4. ΠΕΡΙ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ.] *De Superstitione*.

5. Αμέλει] Vide suprà ad p. 211. n. 6.

6. περιῤῥανάμενος] Περιῤῥαίνεσθαι, *Se adspergere* s. *corpus spargere aquâ lustrali*. Quae aqua fiebat titione ex arâ rapto et in aquâ extincto. FISCHER.

7. λιπαρῶν λίθων] Vide Geneseos cap. xxviii. 18. et cap. xxxv. 14.

8. ἐκδύσασθαι·] Hoc verbum et *exuendi*, et *excutiendi procul à se* significationem habet. CASAUBON. "ἐκθύσασθαι, *expiare*, Schneider è conjecturâ. Infrà, καθαρεῖν, vulg. καθᾶραι δεινὸς, Idem; qui plura hìc intulit, ut et passim, è nuperis collationibus. P.

1. "λεχοῖ] Schneider." λέχει, vulg. Λέχος, *Lectus puerperae*. FISCHER. 327.

2. τελεσθησόμενος,] Τελεῖσθαι, *Initiari*: *imbui mysteriis Orphicis*.

3. καὶ ἱερείας καλέσας, σκίλλῃ ἢ σκύλακι κελεύσαι αὐτὸν περικαθᾶραι.] *piatricibus etiam ascitis, jubet se squillae aut catuli circumlatione purgari*. CASAUBON.

4. εἰς κόλπον πτύσαι.] Hoc faciebant veteres mali ominis avertendi gratiâ. Unde Theocritus: [Idyll. VI. 39.] Ὡς μὴ βασκανθῶ δὲ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον. Ad quem locum ita Scholiastes:— ποιοῦσι γὰρ καὶ μέχρι τοῦ νῦν μάλιστα τοῦτο αἱ γυναῖκες τὸ νεμεσητὸν ἐκτρεπόμεναι. I. T. Vide etiam ad Theocrit. Idyll. XX. 11. 12. hujus oper. Vol. II. p. 245. et Is. Casaub. Lect. Theocr. cap. VIII.

5. ΠΕΡΙ ΜΙΚΡΟΦΙΛΟΤΙΜΙΑΣ.] *De honoris aucupio è rebus frivolis*.

6. καὶ τὸν υἱὸν ἀποκεῖραι] Athenis fuit hic mos: Juvenes comam alebant ad annos pubertatis: tum à parentibus ad tribules adduce-

bantur, ut comam tonderent, quae μαλλὸς et σκυλλὸς dicebatur:— qui suprà vulgus existimari volebant, comam filiorum suorum Apollini Pythio consecrabant. Casaubon. Nempè comam quam ponerent Juvenes, eam Deo alicui consecrari apud Graecos, pariter ac Romanos moris fuit. Gesner.

7. καὶ ἀποδοὺς μνᾶν ἀργυρίου, καινὸν ποιῆσαι ἀποδεῖναι·] *qui etiam, si minam argenti velit solvere, laboret ut reddat in aspero.* Καινὸν intelligo nummum recens percussum et novum: tales enim nummi veteribus et usu tritis ac sordidis praeferuntur. Casaubon.

8. τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς εἰσόδου προσκαταπαλεῦσαι,] *pelliculam frontis contra introitum paxillis suspendere.* Fischer.

9. ἱματίων] *Cum transvehebantur* equites Athenis, veste erant amicti purpureâ et variâ. Casaubon.

10. ΚΛΑΔΟΣ ΜΕΛΙΤΑΙΟΣ.] *Soboles Melitaea.* Nam poëtae vocabulis κλάδος, ἔρνος, aliisque similibus utuntur de hominibus. Μικροφιλότιμος catulum suum sepelit ut hominem. Fischer. Caeterùm olim canes Melitenses magni habiti fuerunt. Vide Coll. Gr. Min. ad p. 7. n. 21. ″ἐπιγράψαι, omnes. P.

11. ἀναθεὶς δακτύλιον χαλκοῦν ἐν τῷ Ἀσκληπιείῳ, τοῦτον ἐκτρίβειν στεφανῶν,] *suspendit aereum annulum in templo Aesculapii, eumque corollis ornando atterit.* Intelligo autem locum sic: Μικροφιλότιμος Aesculapio dedicat annulum aereum: hunc corollis justo crebriùs onerat: nam annulus ipse non potest atteri appendendis corollis. Fischer.

12. συνδιοικήσασθαι παρὰ τῶν πρυτάνεων,] *sibi à Prytanibus mandari jubere. Idem.*

328. 1. ὡς καθ' ὑπερβολὴν εὐημερεῖ.] *se summè felicem esse. Idem.*

II. NOTAE IN POLYAENUM.

329. 1. Ex Polyaeno.] Polyaenus, gente Macedo, floruisse dicitur circiter annum Chr. 165. Utrùm aliquando stipendia mereret, incertum est. Constat autem eum fuisse Rhetorem, et in foro versatum. Ad Imperatores M. Antoninum et L. Verum, stylo non ineleganti, scripsit Στρατηγημάτων βιβλία ὀκτὼ, *de Strategematis illustrium belli ducum libros* VIII. Quaedam autem eorum deperdita sunt. Nam ex 900, quae scripsit, restant tantùm 833. Vide Fab. Biblioth. Gr. Vol. III. p. 482, seqq. ″Harles. Introd. S. IV. §. 51.

Editiones Polyaeni.

1. Polyaeni Macedonis Strategematum libri octo. Graecè primùm edidit, cum notis suis et Versione Vulteii, Isaacus Casaubonus. *Lugd. Bat.* 1589, *in* 12*mo.*

2. ———————————— Justo Vulteio Interprete. Pancratius Maasvicius recensuit, Is. Casauboni, nec non suas, notas adjecit. *Lugd. Bat.* 1690, *in* 8*vo.*

3. ———————————— interpretationem emendavit, et indicem adjecit Graecum Sam. Mursinna. *Berolini*, 1756, 8.

″4. Gr. edidit A. Coray in Ἑλληνικῇ Βιβλιοθήκῃ. *Paris.* 1809. 8. P.

2. ΕΚ ΤΩΝ ΠΟΛΥΑΙΝΟΥ, κ. τ. λ.] h. e. Ex Polyaeni de Strategematis libris.

3. ταύτη] scil. αἰτία—δημιουργοῦσιν, *efficiunt, fingunt*" *statuam*.

4. Ἦν γάρ Λεονίδῳ] Conjicit Uptonus vocem ὅτε, aut ejusmodi aliquid hîc excidisse, ἦν γάρ ὅτε, κ. τ. λ. *tempus erat cum*—

1. Πανὶ κληΐζομεν] *Pani tribuimus*, vel *nuncupamus*. Bochartus. 330.
Πανικά Casaubonus: Sed nihil opus.

2. βασιλεὺς] Xerxes, scil.—ὡς βασιλέα, Atticè pro πρὸς βασιλέα.

3. ἄλλον] Prius enim ad Xerxem alium, de pugnâ cum Graecis committendâ, clàm miserat Themistocles. Upton.

4. ἦν—ἔξαρνος, ἦ μὴν οὐκ ἐγερεῖσθαι τὸ τεῖχος.] *negabat omninò muros aedificari.* "An, ἐγερεῖσθαι fut. 1. med. sensu pass. an, ἐγείρεσθαι legendum conjecturâ? Idem conjecit Coray. P.

1. διεπολιτεύοντο.] *contrarias in republicâ sequebantur partes.* 331.
Upton.

2. καὶ τὴν Βασιλέως] supple χώραν.

3. ἐφ' ᾧτε βασιλέα πεῖσαι, ὅσαι πόλεις—] *quo regi persuaderet, ut quotquot essent Graeciae civitates in Asia, eas demitteret liberas.* Upton. "καὶ δὴ Coray omisit. P.

1. "εἴκοσι] κ' Maasvicius. P. 334.

1. ὀξυβελεῖς,] Vocem ὀξυβελεῖς haud facilè dixerim debeásne cum 335.
καταπέλτας conjungere, an substantivè accipere. Nam ὀξυβελὴς appellatur affinis catapultae machina militaris, quâ tela in hostem mittuntur. Sed malo ἐπιθετικῶς accipere. Casaubon. "At Interpres καταπέλταις legit. *Id.* l. 13. ἐσβολάς, Coray Graecus. P.

1. ἅπαντας,] *trecentos nempè Spartanos*, qui cum Leonidâ suo in 336.
pais augustiis erant positi.

2. Μίνω] Genitivus, Atticè.

1. ποταμὸν μέγαν] Thamesin. Upton. 337.

1. ὑπέμειναν.] Vide suprà ad p. 113. n. 3. 338.

III. NOTAE IN AELIANUM.

1. Ex Aeliano.] Aelianus, qui et Claudii praenomen habuit, floruit circiter annum Chr. 225. Natus est Praeneste in Italiâ, et distinguendus est ab Aeliano Tactico. Audivit Pausaniam Rhetorem; et quanquam è finibus Italiae vix unquam egressus esset, tamen Graecorum, Graecaeque Eloquentiae amantissimus, stylum benè Graecum assequutus est. Coelebs obiit ultra sexagesimum aetatis annum. Ex scriptis ejus restant Variae Historiae Libri xiv. Historiae animalium Libri xvii. quaedam fragmenta et Epistolae. Quae scripsit, eorum pleraque ex aliis collegit, nec insignis est ingenii acumine aut sagacitate. Scriptor tamen non inutilis est nec injucundus. Vide Fab. Biblioth. Gr. Vol. III. p. 696. et Harlesii Introd. in Hist. Ling. Gr. p. 435. S. IV. §. 76. et seqq. 339.

Editiones Aeliani Variae Historiae.

1. Claudii Aeliani Varia Historia, Graecè. Edidit Camillus Peruscus, cum commentario ex Heraclide de rebus publicis, &c. *Romae*, 1545, *in 4to*.

339. 2. Claudii Aeliani Varia Historia, Gr. et Lat. cum notis Schefferi, et indice. *Argent.* 1647, *in 8vo.* et iterùm, 1662, *in 8vo.*

3. ———————— Gr. et Lat. editionem paravit Joach. Kuhnius, &c. *Argent* 1685, *in 8vo.* [Quae Edit. repetita est curante Jo. Henrico Lederlino, *ibidem*, 1713, *in 8vo.*]

4. ———————— Gr. et Lat. cum notis Jac. Perizonii. *Lugd. Bat.* 1701, 2 *Voll. in 8vo.*

5. ———————— Gr. Lat. cum notis variorum et interpretatione Vulteii, curante Abr. Gronovio. *Lugd. Bat.* &c. 1731, 2 *Voll. in 4to.* " De Nat. Animal. *Lond.* 1744, 2 Voll. 4*to.* P.

6. ———————— Varia Historia; quam sine notis, at indice copiosissimo instructam curavit M. Christoph. Kretschmar, *Dresdae* et *Lipsiae*, 1746, *in 8vo.* [Scholarum usibus accommodata est haec editio.]

7. ———————— Gr. Curavit editionem indicemque Graecitatis adjecit Car. Gottl. Kuehn; [" cum integro comment. Jac. Perizonii, &c. P.] II Tom. *Lipsiae*, 1780, *in 8vo.*

8. ———————— Gr. ex recensione Kuhnii et Lederlini: Gronoviana tamen edit. est comparata, et lectiones, quas rescripserat Gronovius, in margine sunt notatae. *Halae Saxon.* 1793, *in 8vo.*

9. ———————— Gr. adnotationibus Jac. Perizonii in *primis* et aliorum selectis instructa:——cum praef. Schelleri. Curavit edit. notas suas indicesque adjecit Gottl. Benj. Lehnert. *Lipsiae*, 1793, 2 *tom. in 8vo.*

" 10. Gr.—*Ἀδαμάντιος Κοραῆς, ἐν τῇ Ἑλληνικῇ Βιβλιοθήκῃ.* 1805. 8. P.

2. *ἡ ναῦς*] Navem intellige singularem: quam et *Δηλιάδα*, et Salaminiam vocavere. Upton. Vide suprà ad p. 236. n. 5.

3. *τὸν Σωκράτην ὁ Ἀπολλόδωρος.*] Hanc ellipsin defendi posse vix arbitror. Praepositio *πρὸς* inserenda videtur. Upton.

4. *πρὸς τοὺς ἀμφὶ τὸν Κρίτωνα,*—] Vide suprà ad p. 201. n. 5.

340. 1. *τὸν ὀλίγον ὕστερον*—] Vide Socratis vitae finem è Phaedone: p. 252. seqq.

2. *Ὅτε ἑάλω τὸ Ἴλιον,*] Vide suprà ad p. 34. n. 2.

3. *καὶ πάνυ Ἑλληνικῶς τοῦτο ἐκήρυξαν,*] *et more omninò Graeco hoc per praecones denuntiârunt.*

4. *ἀπέστησαν*·] *abscesserunt.* Vide suprà ad p. 3. n. 7.

5. *ὅμως λογισμοῦ ἐκράτησε,*] *tamen* rectam *rationem possidebat.*

341. 1. *ἑτέρως εἶχον τῶν τραυμάτων,*] Locutio elegantissima. Verbum *ἔχειν* cum adverbiis et gignendi casu notat qualitatem, vel quemcunque corporis aut animi affectum. Itaque *ἑτέρως ἔχειν τῶν τραυμάτων*, est *alia* seu *averso corpore vulnera excepisse;* quod apud Lacedaemonios probrosum erat. Kuhnius.

2. *ὡς ἔνι μάλιστα, λαθεῖν σπεύδουσαι,*] *quam maximè ut laterent studentes.* *ὡς ἔνι μάλιστα* est locutio elliptica ita supplenda, *ὡς εἶναι ἐν τοῖς μάλιστα λανθάνουσι.* " *ἔνι, ἔνεστι*, licet. P.

3. *πολυανδρίῳ*] Ita vocabantur loca publica, ubi pauperes communiter sepeliebantur, vel abjiciebantur:—quae loca variis in oppidis erant in petris excisa. Perizonius.

4. *ψηφίσασθαι—ἐψηφίσαντο*·] Vide suprà ad p. 100. n. 2.

342. 1. *ὁ δήμιος*] *ὁ τῶν ἕνδεκα ὑπηρέτης*, *undecim virorum lictor:*

cui *commissum erat, venenum damnatis afferre.* Upton. Vide suprà ad p. 254. n. 1.

2. ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν.] *sedes*, inquam, *has fuligine resperserunt.* Vulteius.

1. "Ὑπέρευγε] *pulcherrimè.* ὑπὲρ εὖ γε. P. 343.

2. ἀνδρῶν κλέα·] Vide Iliad. ί, 186, 189.

3. Ἀργολικὴν] Quae hic nominantur arma, pro optimis habita apud Graecos veteres. Upton.

4. εἶχεν αἰσθητικῶς] Elegans circumlocutio τοῦ συναισθάνεσθαι, quod est, *Sibi esse conscius alicujus rei, ejúsque sensum intus percipere.* Kuhn.

5. ἀνάπλεως] ὁ καὶ ἡ flectitur Atticè. Vide suprà ad p. 92. n. 1.

1. ἀντικρίνων] Vide Iliad. ρ', 263. annotante Sam. Clarke. 344.

2. Τετραλογίαν] Is. Casaubonus in De Satyricâ poësi: Mos Tragicorum Graecorum fuit Athenis, ut modò singulas committerent fabulas, modò plures. Unde τριλογίαι et τετραλογίαι τραγικῶν δραμάτων sunt appellatae: semper autem postrema fabula Satyrica fuit. Upton.

3. τῶν Διονυσίων] Quo festo Poëtarum fiebant carmina. Scheffer.

1. ὅσα μὲν οὗτος ἰδεῖν,] Mutavi verborum seriem, structurâ postulante; cum priùs legeretur, ὅσα μὲν οὗτος ἰδεῖν, perverso satis ordine. Sed planè vox οὗτος otiosa est. Upton. Atqui vir doctus perperam solicitat vocem οὗτος· nequaquam enim supervacanea est. Vide quae annotavit vir longè acutissimus Sam. Clarke, ad Hom. Iliad. γ', 409. 345.

2. ἀνακτόρου,] Si Hesychio fides, ἀνάκτορον propriè Cereris est templum; ἀνάκτορον τὸ τῆς Δήμητρος. Upton. "Ἀνάκτορα quaevis dicuntur *templa*, ut ἄνακτες quilibet *dii.* Perizon. P.

3. πλὴν οὐκ ἀπήντησε ταῦτα ταύτῃ ποθέν.] *verùm haec longè secùs evenerunt.* Haec particula ποθὲν hoc loco fere expletiva est, ut ἄλλοθέν ποθεν, elegantiae potius quam necessitatis gratiâ. *Idem.* Vide Vol. II. ad p. 177. ver. 366.

4. καὶ ὁ μὲν περὶ τὴν Βακχείαν εἶχεν·] *et totus erat in celebrandis Orgiis occupatus.*

5. "ὁρμῇ] ὁρμῇ Kuehn et alii ex Mss. ὀργῇ Kuhn, Edin. Coray. P.

1. τὸ ποιητικόν,] alludit ad ea quae cecinit Homerus, Iliad. δ', 161. 346

2. ἐὰν ἔχῃ δύναμιν φραστικήν,] Angl. *if it possesses a* proper *power of expression*, μηδὲν ἀσθενέστεροι [εἶναι,] ὅσα βούλεται, δεικνύναι, τῶν ἀνδρῶν τῶν κατὰ χειρουργιαν δεινῶν, *is no less capable of exhibiting what it pleases, than persons who excel in* the *manual operation* of painting. οὗ τὸ μὲν μῆκος, κ. τ. λ. Angl. *which stretches in length about five miles, and in breadth a hundred paces, or, in some parts, more.* Hurd, in his Discourse on *Poet. Imitation.* σταδίους·—πλέθρου,—Vide suprà ad p. 88. n. 7, 8. "πλέθρον, 100 pedes. P.

3. εἰς κάλλος τότε φιλοτιμησαμένης,] *ad venustatem se ambitiosè componentis.* Vulteius.

4. καὶ τέθηλε,] Vide suprà ad p. 29. n. 4.

5. σμίλαξ·] Botanists give it the name of *oriental bindweed.* It is said to be a very rambling plant, which climbs up trees, and rises to a great height in the Levant, where it particularly flourishes. Hurd.

6. Πανήγυρις.] Elegans imprimis metaphora. Sic Horat. *Omnis copia narium.* Dicitur etiam κακῶν πανήγυρις, de malis agminatim ingruentibus, et sibi invicem succedentibus. Upton.

347. 1. ἱκεῖς] Vide suprà ad p. 343. n. 5.

2. περὶ τὸ Κρεῖττον,] Περὶ τὸν θεὸν, seu τὸ θεῖον. UPTON.

3. καθήρασθαι] *se purgâsse* propter occisum Pythonem. Vide suprà p. 7.

4. [ἐκ τῆς αὐτοῦ δάφνης] Haec verba uncinis includenda curavi: etenim suspicor à malâ esse manu. UPTON. "αὐτῆς, Coray è Mss. P.

348. 1. ἔτους ἐννεάτου] Tanto enim tempore exulâsse dicitur, et tum demùm expiatus esse à caede Pythonis. SCHEFFER.

2. ἐρῶν—ὁ Θεὸς] *amans Deus*—Apollinem intelligit, qui perditè Daphnen, Penei filiam, amabat, in laurum postea mutatam. Sed cùm à quibusdam meritò suspecta est haec vox, quid si ἀφ' ἡσπερ οὖν, vel conjunctè ἡσπεροῦν, legamus? UPTON.

3. Πελαγονίας,] Ortelius Πελασγίας legendum censet. *Idem.*

4. τῶν Ἑσπερίων.] Locros intellige Ozolas sive Hesperios. *Idem.*

5. ἐκεῖνοι, οἳ] Praeponendum οἱ, legendumque οἱ ἐκεῖνοι, *illi ipsi*, scil. *Melienses*, *Dorienses*, &c. vel planè delendum. KUHN. "At ἐκεῖνοι, οἳ—Kuehn probat et legit, et Coray. P.

6. Ὑπερβορέων] Populi ultra Scythiam: tangit autem Hyperboreorum quaedam sacra Delphos deportata; de quibus Herodotus, lib. 4to, est consulendus. UPTON. "Atqui haec sacra ferebantur non *Delphos*, sed *Delum*, et per alias igitur terras, ut ratio viae postulabat, quae in Graecia a Dodonaeis ferebat in Euboeam, et inde Delum. Vide Herod. iv. 33. PERIZONIUS. P.

FINIS

ANNOTATIONUM IN EXCERPTA MISCELLANEA.

NOTAE IN EXCERPTA EX POLYBIO.

POLYBIUS, Lycortae filius, natus est Megalopoli in Arcadia circa 351. Olymp. CXLIV. i. e. circa annum ante Christum natum 203. In exsequiis Philopoemenis, cui juvenis se adjunxerat, urnam defuncti portavit. Postea A. U. C. 588. quum mille ex nobilissimis Achaeis, qui bello contra Perseum gesto Romanis parum favissent, per Italiae oppida divisi essent, ipse Polybius, qui ex eorum numero erat, rogatu Fabii et Scipionis, Aemilii Paulli filii, veniam a praetore impetravit Romae manendi. Ibi consuetudinem cum Scipione Aemiliano, annum decimum octavum agente, contraxit; cujus auctoritate factum est, ut exulibus Achaeis, anno decimo septimo postquam evocati erant, reditus in patriam concederetur. Polybius autem, veri cognoscendi amore impulsus, itinera per Africam, Italiam, Galliasque suscepit. Scipioni, Carthaginem oppugnanti, comes aderat. Corinthum a Mummio incensam vidit. In patriam redux ita se gessit, ut Achaei statuam ei e marmore ponerent; cujus inscriptio testata est, Graeciam calamitates effugituram fuisse, si Polybii monitis olim paruisset; et deinceps, postquam peccavit, illi uni salutem suam debere. Post annum A. U. C. 611. historiarum opus perfecit. A. U. C. 620. Scipionem iterum Consulem in Hispaniam comitatus est. Tandem equo delapsus, et morbo inde correptus, diem obiit supremum annos 82. natus, Olymp. CLXIV. 2. Scripsit Historiarum libros quadraginta de rebus toto fere terrarum orbe gestis per annos 53. ab initio belli Punici secundi ad eversionem regni Macedonici. Ex his quinque tantum primores integri exstant; ceterorum Excerpta tantum supersunt.

"Polybius, (inquit Wyttenbachius,) vere appellandus Graecorum ultimus. Natus enim et educatus in libera patria, in eadem tuenda regendaque versatus, ejusdem libertati superstes, servavit civilis spiritum libertatis: qui ubi abest, eloquentia inane quid et languidum sonat: ubi adest cum rerum scientia, etiam sine verborum et compositionis delectu, Historiae munus explet. Hujusmodi erat Polybii ingenium. Profectus item a philosophia, non illa eloquentiae socia Socratica, aut Academica, aut Peripatetica, sed inope ad orationis ornatum Stoica; neque rhetorum scholis exercitatus, neque sua voluntate ad veterum Historicorum imitationem comparatus, aut scriptionem ipse suam ad Grammaticorum praecepta dirigens; adolescens ad rem publicam tractandam delatus, in rebus continuo civilibus ac bellicis versatus, verbis e medio et vulgari consuetudine assumtis, orationis formam contraxit perspicuam quidem, sed minime elegantem. Huc accedebat scholam redolens loquacitas, et repetitio ejusdem argumenti in laudanda ubique et inculcanda caussarum observatione."—"Si ab oratoris dote discesseris, nulla est quin apud Polybium exstet Historiae virtus. Veri quaerendi et libere profitendi studium acerrimum: ejusdem a falso discernendi cum ex rerum usu, tum ex litterarum scientia et omni doctrina, judicium subtile: factorum eventuumque sagacissima explicatio, e caussis principiisque suis repetita."

Dicitur a Livio "auctor haudquaquam spernendus;" quam laudem non exiguam esse censet Casaubonus.

351. l. 4. *πρὸς τὴν αἵρεσιν καὶ παραδοχὴν*] *ad studium et receptionem.* Qui alicui studio favent, *αἱρεῖσθαι* dicuntur; *αἵρεσις* autem ipse favor est; unde etiam *sectam* haud raro significat. *παραδοχὴ* vocabulum vetustioribus non usurpatum.

ibid. *ὑπομνημάτων*] *Commentariorum.* *ὑπόμνημα*, quidquid scriptum est memoriae gratia: brevis commentatio. Hinc verbum *ὑπομνηματίζεσθαι*, Longin. I. 2.

l. 8. *ὡς ἔπος εἰπεῖν*,] *ut verbo dicam: breviter.* Aeschyl. Pers. 720. *διαπεπόρθηται τὰ Περσῶν πράγμαθ', ὡς εἰπεῖν ἔπος.* ubi vide Glossarium.

l. 9. *φάσκοντες*]— *φημὶ*, *dico; φάσκω*, *dictito.*

l. 13. *περιπετειῶν*] *calamitatum.* a verbo *περιπίπτειν*, *incidere in malum.*

352. l. 2. *πρὸς τὴν ἔντευξιν τῆς πραγματείας.*] *ad lectionem libri.* *ἔντευξις*, *congressus.* *ἐντυγχάνειν βίβλῳ*, *to make one's self acquainted with a book:* vide sect. 3. versus fin. *πραγματεία*, *opus; proprie* vero *operis elaboratio;* quo sensu occurrit apud Dionysium Halicarnassensem, Diodorum Siculum, et Josephum. *πραγματεύεσθαί τι διὰ γραφῆς* dixit Longinus Fragm. V. 1.

l. 8. *ἐκπαθὴς*] *immodice adfectus:* vox antiquioribus ignota.

l. 9. *προυργιαίτερον*] Angl. *more important.* a *προύργου* (*πρὸ ἔργου*) *id quod praestat facere.* Thucyd. III. 109. *τὸ ἑαυτῶν προυργιαίτερον ἐποιήσαντο.*

l. 23. *ἀδήριτον.*] *non controversam.* Epithetum apud veteres poetis usurpatum.

l. 30. *ἀκμὴν*] *adhuc*, i. e. *κατ' ἀκμὴν τοῦ χρόνου.* Locutio puris scriptoribus non usitata. Moeris, *'Ακμὴν οὐδεὶς τῶν 'Αττικῶν ἀντὶ τοῦ ἔτι, εἰ μὴ μόνος Ξενοφῶν ἐν τῇ 'Αναβάσει*, (IV. 3. 19.) *'Ελληνικῶς δὲ χρῶνται.* " s. 26. Schn.

l. 32. *οὐδ'—καθάπαξ*] *ne—quidem omnino.* Phrasis recentior.

l. 33. *ἰσχνῶς εἰπεῖν*,] *ut simpliciter dicam.* Locutio magis obvia est *ἁπλῶς εἰπεῖν.*

353. l. 1. *οὐ τινὰ μέρη*,] Lege *οὔ τινα μέρη.* Voces *ζηλωτὸν—*&c. usque ad *ξυγγραφῆς ἔσται* e sola conjectura suppleverunt Ursinus et Casaubonus. " Prius, *οὔτινα.* P.

l. 6. *ὁμοίως δὲ καὶ περὶ τοῦ*,] *simulque intelligetur, quot quantaeque utilitates studiosis adferre illud genus historiae conscribendae possit, quod in rerum gestarum ratione atque causis accurate explicandis versatur, quam Pragmaticam Historiam vocamus.* Schweigh.

l. 7. *συμβάλλεσθαι πέφυκε*] *ita a natura comparatum est, ut conferat.*

l. 19. *τοῦ Σικυωνίου*] Intelligit Aratum Sicyonium, Achaeorum foederis auctorem. Probabiliter edidit Schweigh. *τοῖς τελευταίοις τῆς 'Αράτου τοῦ Σικυωνίου συντάξεως.*

l. 21. *σποράδας εἶναι συνέβαινε—ἀπὸ δὲ τούτων τῶν καιρῶν*] Interjecta his verbis pars, in codicibus lacunosa, sic expleta est a Casaubono per conjecturam. *Wyttenb.*

l. 22. *συντελείας*] *effectiones, exitus.*

l. 24. *σωματοειδῆ*] *in unum quasi corpus coalescens.*

l. 27. *ἀναφορά*,] *relatio.*

l. 31. *ἠνύσθαι*] Corrige *ἠνύσθαι.* nam penultima in *ἀνύω* vel *ἀνύω* corripitur. " Correxi. P.

354. l. 8. *τοῖς πολλοῖς τῶν 'Ελλήνων*] *plerisque Graecorum.* *πολλοί*, *multi; οἱ πολλοί*, *plerique.*

l. 12. *διαβουλίοις,*] *consiliis:* vox *διαβούλιον* apud recentiores tantum usurpata est. Hesych. *Διαβούλια. ἐνθυμήματα.* Saepius occurrit apud interpretes Alexandrinos V. T.

l. 13. *χορηγίαις*] *apparatibus*, proprie dicitur de sumtibus eorum, qui chorum instruebant. [Vid. supra not. 2 ad p. 133.] Hinc *χορηγεῖν*, *instruere.* Aristot. Eth. Nicom. X. 9. *καὶ Σόλων δὲ τοὺς εὐδαίμονας ἴσως ἀπεφαίνετο, καλῶς εἰπὼν, μετρίως τοῖς ἐκτὸς κεχορηγημένους· bonis externis modice instructos.* Strabo V. p. 222. de lapicidina locutus, *μέταλλα δὲ λίθου λευκοῦ τε καὶ ποικίλου γλαυκίζοντος, τοσαῦτ' ἐστὶ καὶ τηλικαῦτα μονολίθους ἐκδιδόντα πλάκας τε καὶ στήλας, ὥστε τὰ πλεῖστα τῶν ἐκπρεπῶν ἔργων τῶν ἐν τῇ 'Ρώμῃ, καὶ ταῖς ἄλλαις πόλεσιν, ἐντεῦθεν ἔχειν τὴν χορηγίαν.* Angl. *are supplied with materials from hence.* Vide infra, p. 361. 26.

l. 33. *ἂν—ἐφιλοτιμήθην.*] *should have directed my ambition. φιλοτιμία* est *honoris studium;* atque inde, *diligentia* quam quis exercet, honoris adipiscendi caussa.

l. 5. *βασανίζειν*] *explorare. βάσανος* erat lapis quidam, cujus attritione aurum probabant. Angl. *a touchstone.* Pindar. Pyth. X. 105. *πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει.* Hinc quodvis examen. 355.

ibid. *ὅσον γε καὶ ἡμᾶς εἰδέναι·*] Subaudi *ἐπέβαλε*, vel simile quid.

l. 8. *πολλὰ γὰρ αὕτη—*] Eamdem fere sententiam his versibus complexus est Ovidius, de Ponto, IV. 3.

> *Ludit in humanis divina potentia rebus,*
> *Et certam praesens vix habet hora fidem.* SCHWEIGH.

l. 26. *κἄπειτα*] Corrige *κἄπειτα.*

l. 30. *ὀνειρώττουσιν*] *somniantibus.* sic *ὑπνώττειν*, *dormire; λιμώττειν*, *esurire.*

l. 8. *Τίμαιος*] Historicus Siculus ab his laudatur, ab illis culpatur. De eo vide Longinum, Sect. IV. 1. Cicer. de Orat. II. 14. Baronem de Sancta Cruce *Examen Critique des Historiens d' Alexandre*, p. 15. 356.

l. 3. *εὐδοκουμένας*] Angl. *such as pleased the Gauls*, usus recentior, et in voce passiva fere Polybianus. l. 71. 3. *κατάστασις εὐδοκουμένη*, *status quo contenti esse possumus.* 357.

l. 9. *Σαυνίταις*] *Samnitibus.* Strabo tamen scribit *Σαμνῖται.*

l. 2. *εἶπα*] De hac forma consulas Matthiae Gr. Gr. sect. 188. obs. 7. 358.

l. 7. *Ὕπατοι,*] *Consules. Σύγκλητος*, (scil. *βουλή*,) *Senatus. οἱ Πολλοὶ*, *Plebs.*

l. 20. *ἀναδιδόασιν,*] *ad deliberandum proponunt:* phrasis Polybio familiaris.

l. 25. *βραβεύειν*] *decernere*, Angl. *to determine which way the majority votes.*

l. 26. *τῆς ἐν ὑπαίθροις οἰκονομίας,*] *in the management of all matters in the field*, quum ex urbe discesserint ad res militares capessendas.

l. 2. *χιλιάρχους*] *tribunos militum. διαγράφειν*, *conscribere; διαλέγειν*, *delectum agere. Ταμίου*, *quaestoris.* 359.

l. 14. *τὴν τοῦ ταμιείου κυρίαν·*] *potestatem aerarii*, *the command of the treasury.*

l. 20. *οἱ Τιμηταὶ*] *Censores.*

l. 23. *συγχώρημα*] *Concessio*, facultas alicujus rei faciendae.

l. 21. *διαλύσουσαν*] Lege *διαλύσουσαν* cum Schweighaeusero et Wyttenbachio. " pro *διαλύουσαν*. P.

360. l. 9. *πάντα πρὸς τὴν Σύγκλητον κυροῦν*.] *πᾶς* pro *πρὸς* mavult Wyttenbachius.

l. 30. *θανάτου—κρίνει*] *capite damnat*. Angl. *has power of life and death*. Verba accusandi et damnandi genitivum criminis vel poenae regunt. Xen. Cyrop. I. 2. 14. *θανάτου δὲ οὗτοι κρίνουσι*. Supra p. 50. l. 14. Vid. Matthiae Gr. Gr. sect. 346. Mox pro *κᾷν* lege *κἂν*, sine litterula subscripta; et sic infra, *καλοκαγαθίας*.

361. l. 3. *ἑαυτοῦ καταγνόντα φυγαδείαν*.] *καταγιγνώσκειν τι τινὸς*, Angl. *to determine any thing against a person*. Thucyd. III. 81. *κατέγνωσαν ἁπάντων θάνατον*. Vid. Matthiae sect. 376. *φυγαδεία*, *exilium*, vox recentior.

l. 26. *χορηγεῖσθαι*] Vid. supra ad p. 354. 13.

l. 28. *ἐθελοκακεῖν καὶ κωλυσιεργεῖν*] *de industria cessare, atque alterius opus impedire.*

362. l. 1. *ἐκτραγῳδῆσαι*] *cum pompa celebrare, exaggerare*. Sic apud Ciceronem, *Tragoedias in nugis agere*, id est, *tragice exaggerare*.

l. 6. *οὐ δύνανται χειρίζειν*,] Legendum *οὐ δύνανται* cum Reisk. et Schweigh. *Wyttenb.* " pro *δύναται*. P.

l. 8. *Τοῦ γε μὴν Δήμου τὸ διαλύεσθαι*] Forte Auctor scripsit *τόν γε μὴν Δῆμον τὸ διευλαβεῖσθαι καὶ λίαν αὐτοῖς ἀναγκαῖόν ἐστι*. Hoc verbo Polybius usus est aliis locis, notatis ab Ernestio in Lexico Polybiano. *Wyttenb.*

l. 10. *ἀπὸ τῆς οἰκίας*] Schweighaeuserus, ex Reiskii conjectura, edidit *ἀπὸ τῆς οἰκείας*, quod haud scio an in Polybio non requirendum sit. Vulgata et hoc, et multis multorum Auctorum locis, commode accipi potest, ut *οἴκοθεν*. *Wyttenb.*

l. 30. *τῶν Δημάρχων*,] *Tribunorum Plebis.*

ibid. *οὐχ οἷον ἐπὶ τέλος ἄγειν*] Pro *οὐχ οἷον οὐκ ἐπὶ τ. ἀ.* Ut apud Latinos, *non modo* pro *non modo non*. Frequentius est *οὐχ ὅτι* vel *οὐχ ὅπως*. Vid. Bos. Ellips. p. 485. ed. Oxon. 1813.

363. l. 28. *εὐλαβῶς ἔχουσι κ. τ. λ.*] *cavent ne Senatus voluntati obsistant et reluctentur.*

364. l. 3. *τὰς περιστάσεις*] *circumstantias*. Hermogenes *περίστασιν* dicit *τὸ πᾶν ἐν ἡμῖν καὶ λόγοις καὶ πράγμασι, καὶ δίκαις καὶ ὑποθέσεσι, καὶ βίῳ, τόπον, χρόνον, τρόπον, πρόσωπον, αἰτίαν, πρᾶγμα.* Latine dixeris, *Res circumstantes* vel *accidentes*.

l. 12. *διόπερ ἀνυπόστατον κ. τ. λ.*] *Unde fit, ut peculiaris reipublicae forma ea est, cui resisti nequit, quidquid vero decreverit, ad exitum perducat.*

" Haec Excerpta ex Polybio, cum notis, repetita sunt ex hujus Operis editione signata C. J. B. *Londini*, 1821. Nonnulla priorum editio illa omisit. P.

APPENDIX

AD Coll. Graec. Maj. Vol. I. in qua indicantur Subsidia quaedam selecta, Linguae Graecae Studiosis utilissima.

I. TIRONIBUS.

A Copious Greek Grammar, by Augustus Matthiae. Translated from the German by Edward V. Blomfield, M. A. *Cambridge* 1818, 2 *Vol.* 8*vo.* 2d ed. *London*, 1821. C. J. B. Frater ejus. P.

Greek Grammar, Translated from the German of Philip Buttmann, by Edward Everett, Eliot Professor of Greek Literature in Harvard University. *Boston*, 1822. Cantab. impressa. P.

Moor Elementa Linguae Graecae.—Elementa Linguae Graecae; novis, plerumque, regulis tradita, &c. Pars Prima, complectens Partes orationis declinabiles; &c. Studio Jacobi Moor, ll. d. Pars secunda, complectens verba Anomala et Defectiva, et quasdam ex Praepositionibus. Studio Andreae Dalzell, s. r. s. e. Nunc demum reliquas Praepositiones, Adverbia, Conjunctiones, Syntaxin, Prosodiam, &c. Studio Georgii Dunbar, s. r. s. e. &c.

Posselii Syntaxis.—Joannis Posselii Syntaxis Graeca. *Witteb.* 1561, 1586, &c. *Lips.* 1704, 1725, *in* 8*vo.* [Sunt et aliae editiones alibi.]

Franklin *Ορθοτονία*.—Tractatus de tonis in Lingua Graecanica, &c. in duos libros digestus; scriptus per R. F. *Lond.* 1630, *in* 12*mo.*

Labbe de Accentibus.—Regulae Accentuum et Spirituum Graecorum, novo ordine in faciliores et difficiliores pro captu scholasticorum distributae, &c. operâ P. Philippi Labbe. *Rotomagi*, 1743, *in* 8*vo.* Item editio auctior, *Parisiis*, *sumtibus Fratrum Barbou*, 1725, *in* 12*mo.*

The Port-Royal Greek Grammar.—Nouvelle méthode pour apprendre facilement la Langue Greque, &c. Nouvelle edition, corrigée et augmentée de nouveau. *A Paris*, 1754, *in* 8*vo* [N. B. Hunc librum Angl. vertit T. Nugent.]

Huntingford's *Greek Exercises.*—An introduction to the writing of Greek, by George Isaac Huntingford, d. d. [now Bishop of Gloucester.] Part the first, 5th edit. *Lond.* 1793. Part the second, 3d edit. *ibid.* 1791, *in* 8*vo.*

Dunbar's *Greek Exercises.*—Exercises on the Syntax, and observations on some peculiar Idioms of the Greek Language, &c. By

George Dunbar, Professor of Greek in the University of Edinburgh. 2d Ed. *Edin.* 1816, *in 8vo.*

SCAPULAE Lexicon.—Lexicon Graeco-Latinum novum, &c. Operâ et studio Joan. Scapulae. *Basil.* 1579, *in fol.* [Bona est editio, quae prodiit *Lond.* curante Harmaro, 1637. Optima autem quae *Lugd. Bat. et Amst. apud Elzevirios et Hackium*, 1652. [Editio Nova, in qua, nunc primum, Vocabula ex Appendice Askewiana, secundum literarum seriem inseruntur. *Glasguae*, 1816.]

SCHREVELII Lexicon.—Cornelii Schrevelii Lexicon manuale Graeco-Lat. et Latino-Graecum, &c. Edit. nova, &c. *Lond.* 1774. [Edit. 15. *ibid.* 1791.] *in 8vo.* [Multae sunt hujus libelli editiones. Nuperrima est *Edinensis*, 1814.]

HEDERICI Lexicon.—Benjaminis Hederici Graecum Lexicon manuale, &c. *Lipsiae*, 1722, *in 8vo. Lond.* à Patrick, 1739, *in 4to.* à Morell, 1796, *ibid. in 4to.* Editio nova, cui accedit magnus verborum et exemplorum numerus ex schedis Petri Henr. Larcheri. *Lond.* 1816. "[Ab Ernesti, *Lipsiae* 1755, 1767: à Wendler, *ibidem*, 1787, et 1796, 3 *tom.* 8vo. P.]

MORELL Thesaurus.—Lexicon Graeco-Prosodiacum, Auctore T. Morell, S. T. P. olim vulgatum typis denuo mandavit, permultis in locis correxit, exemplis a se allatis, et animadversionibus illustravit, verbis, a Morello omissis, quam plurimis auxit, et Graecis vocibus Latinam versionem subjecit Edv. Maltby, S. T. P. *Cantab.* 1815, *in 4to.* "Priùs, 1762, 2 *Voll.* 4to. P.

SEALE *on the Greek Metres.*—An Analysis of the Greek Metres. By J. B. Seale, D. D. 4th edit. *Cambr.* 1804, *in 4to.*

VIGERUS de Idiotismis.—Francisci Vigeri de praecipuis Graecae dictionis Idiotismis Libellus. Illustravit, perpetuis animadversionibus et quamplurimis idiotismis auxit Henricus Hoogeveen. *Lugd. Bat.* 1742, *iterùm*, 1752, *tertiùm*, 1766, *in 8vo.* [Post Hoogeveenum bis quoque edidit hunc libellum Jo. Car. Zeunius. Edidit etiam Hermannus, et suis animadversionibus auxit. Est editio nitidissima, *Glasg.* 1813, *in 8vo.*] "Edit. 2da Hermanni, *Lips.* 1813. P.

Bos Ellipses Graecae.—Lamberti Bos Ellipses Graecae, &c. cum doctorum virorum observationibus; quibus et suas adjecit M. Nicolaus Schwebelius. *Norimberg.* 1763, *in 8vo.* [Earundem edit. octava, novis observationibus B. D. Christ. Michaelis aucta. *Halae*, 1765, *in 12mo.* Optima autem est Schwebelii, *Norimb.* 1763, *in 8vo.*] *Glasguae*, 1813, *in 8vo.* " A Schaefer, *Lips.* 1808, 8. P.

KUSTER de Verbis Mediis.—Lud. Kusterus de vero usu Verborum Mediorum, &c. item veteres poëtae citati, &c. sive Index vocabulorum in quibus anceps Vocalis pro longâ habenda est. Curâ Edw. Leedes. *Lond.* 1806, *in 8vo.* De Verbis Graecorum Mediis

Commentationes Lud. Kusteri, Jo. Clerici et Erasmi Schmidii; recensuit, suam adjecit Christ. Wollius. *Lips.* 1752, in *8vo.*

Dresigius de Verbis Mediis N. T.—Sigism. Frid. Dresigii Commentarius de Verbis Mediis N. T. nunc primum editus curâ Joh. Frid. Fischeri. Addita est, praeter Lud. Kusteri libellum, Joh. Clerici Dissertatio de eodem genere Verborum Graecorum è linguâ Franco-Gallicâ in Lat. conversa. *Lipsiae*, 1755, *in 8vo.*

Devarius de Particulis.—Matthaei Devarii de particulis Linguae Graecae liber particularis. *Amstel.* 1700, *in 12mo.* [Multis accessionibus locupletatus est et emendatus à Joan. Gottfr. Reusmanno. *Lips.* et *Sleizae*, 1775, *in 8vo.*]

Hoogeveen de Particulis, breviavit Schutz.—Henrici Hoogeveen doctrina particularum Linguae Graecae: recensuit, breviavit et auxit Christ. Godof. Schutz. *Dessaviae* et *Lipsiae*, 1782, et *Lipsiae*, 1788, *in 8vo. Glasg.* 1812, *in 8vo.* "Ed. ii, *Lipsiae*, 1806. P.

Potter's *Antiquities.*—Archaeologia Graeca: or, The Antiquities of Greece. By John Potter, D. D. late Lord Archbishop of Canterbury. In 2 vols. The 2d edit. *Lond.* 1720, *in 8vo.* [A New Edition, to which is now first added, An Appendix, containing a concise History of the Grecian States, &c. By G. Dunbar, *Edin.* 1813, 2 vols. *in 8vo.*]

Robertson's *Ancient Greece.*—The History of Ancient Greece, from the earliest times till it became a Roman Province. By William Robertson, Esq. Keeper of the Records of Scotland. The 3d Edit. *Edin.* 1786, *in 8vo.*

Adam's *Geography and History.*—A Summary of Geography and History, both ancient and modern: &c. By Alex. Adam, LL. D. Rector of the High School of Edinburgh. *Edin.* 1794, *in 8vo.* [Sunt et aliae editt.]

Harwood's *View.*—A View of the Various Editions of the Greek and Roman Classics, with Remarks. By Edward Harwood, D. D. Second edit. corrected and enlarged. *Lond.* 1778, *in 8vo.* [N. B. Est quoque 3tia, *ibid.* 1789.]

Walch Introductio.—Jo. Ern. Imman. Walch Introductio in Linguam Graecam. *Jenae*, 1772, *in 8vo.*

Harlesii Introductio.—Theophili Christophori Harles Introductio in Historiam Linguae Graecae. *Altenburgi*, 1778, *in 8vo.* [Eadem auctior, 1792, 1797, 3 *voll.*]

An Analysis of the radical Tenses of the Greek Verb. with an Essay on the origin and general power of the particle ἂν, by G. Dunbar, F. R. S. E. *Edin.* 1813, *8vo.*

Schelleri Praecepta styli benè Latini, in primis Ciceroniani, 2 *vol.* *Lips.* 1797, *in 8vo.*

Crombie's Gymnasium, sive Symbola Critica. Opus perutile. 2 vol *Lond.* 1812.

II. PROVECTIORIBUS.

Chalcondylae Grammatica Graeca.—Demetrii Chalcondylae Erotemata, sive Institutiones Grammaticae, initiandis Graecae Linguae Studiosis, vel magno Budaeo teste, accommodatissimae: unà cum Melioris Volmarii Erythropolitani praefatione, in qua de ratione discendae Linguae Graecae nonnulla, dignissima cognitu. Accessit item, Emmanuelis Moschopuli de Nominum ac Verborum Syntaxi Libellus. *Basileae*, 1546, *in* 12*mo.*

Moschopuli Grammatica.—Emanuelis Moschopuli Grammaticae artis methodus, &c. *Basil.* 1550, *in* 4*to.*

Chrysolorae Grammatica.—Emanuelis Chrysolorae Byzantini Graecae Grammaticae Institutiones. Latina è regione opposita sunt Graecis, &c. Dominico Sylvio interprete. *Venetiis, apud Joannem Farreum et Fratres*, 1542, *in* 12*mo.* [Multae sunt hujus libelli editiones; ex rarissimis est, quae unà cum versione Latinâ interlineari impressa est, sub hoc titulo: Erotemata Chrysolorae. De formatione temporum ex libro Chalcondylae. Quartus Gazae de constructione. De anomalis verbis. De encliticis. Sententiae monostichi ex variis poëtis. Additur in fine: *Impressum in Compluti Academia ab Arnaldo Guillelmo Brocario. Anno Dom.* 1514, *in* 4*to min.* Exemplar pulcherrimum hujus editionis pretiosissimae asservatur in Biblioth. Acad. Edin. ex donis celeberrimi Gul. Drummond de Hawthornden.]

Constantini Lascaris Grammatica. Compendium octo orationis partium et aliorum quorundam necessariorum, editum à Constantino Lascare Byzantino. *Venetiis, apud Aldum*, 1512, *in* 4*to.* [Vetustissima hujus libri editio prodiit *Mediolani*, 1476, *in* 4*to*, et liber est inter primos Graecè excusos. Vide Panzer. Ann. Typ. vol. ii. p. 25.]

Gazae Grammatica.—Theodori Gazae Introductionis Grammaticae libri quatuor, unà cum interpretatione Latinâ, &c. *Basileae, apud Valentinum Curionem*, 1523, *in* 8*vo.* [Sunt multae aliae hujus libri editiones.]

Verwey Grammatica.—Nova Via docendi Graeca, &c. edidit, &c. Joannes Verwey, &c. *Gaudae*, 1702, *in* 8*vo.*

Welleri Grammatica Graeca.—Jacobi Welleri Grammatica Graeca nova, antè ab Abrahamo Tellero, quod ad dialectos attinet, completa; pòst verò ab ipso auctore novis notis et indicibus locupletata; cui nunc, praeter observationes, tabulas, versúsque memoriales Christ. Daumii, accesserunt Lamberti Bosii brevissima Syntaxis, et accentuum ratio. Curavit iterúmque edidit Joh. Frid. Fischerus. *Lipsiae*, 1781, *in* 8*vo.*

HULEWICZ Grammatica Graeca.—Alex. Gabr. de Woiutyn Hulewicz, nobilis Poloni, Institutiones Linguae Graecae, &c. *Lugd. Bat.* 1746, *in 4to min.*

HOOGEVEEN de Particulis.—Doctrina Particularum L. Graecae, auctore Henr. Hoogeveen. *Delphis*, 1769, 2 *voll. in 4to.*

POLLUX.—Julii Pollucis *Ονομαστικὸν*, sive Vocabularium, &c. Opt. edit. est, quam Jo. Henr. Lederlinus, et, hoc mortuo, Tib. Hemsterhusius, Gr. et Lat. curârunt. *Amst.* 1706, 2 *voll. in fol.*

HESYCHIUS.—Hesychii Lexicon, cum notis doctorum virorum integris, &c. ex autographis partim recensuit, partim nunc primum edidit, &c. Joannes Alberti. 2 *voll. in fol. Lugd. Bat.* vol. i. 1746. vol. ii. 1766. *in fol.* [Vide Praef. 2di vol. a celeber. Dav. Ruhnkenio.] "Item, "SCHOWII Supplementa ad Hesychium. *Lips.* 1792," C. J. B. 8*vo*. P.

SUIDAS.—Suidae Lexicon Graecum et Lat. Textum Graecum cum MSS. codd. collatum et plurimis mendis purgatum, et versione Aemyl. Porti indicéque Ludolphi Kusteri locupletatum. *Cantabr.* 1705, 3 *voll. in fol.*

TOUP Emendationes in Suidam, &c.—Emendationes in Suidam et Hesychium, et alios Lexicographos Graecos. Scripsit Jo. Toup. Edit. 2da. *Oxon.* 1790, 4 *voll. in 8vo.*

PHAVORINUS.—Varini Phavorini Camertis Lexicon Graecè. *Romae*, 1523, *in fol. Basil.* 1538, cum indicibus duobus uberrimis; et *Venetiis*, 1712, *in fol.*

Etymologicum Magnum.—Etymologicum Magnum, seu Magnum Grammaticae Penu; &c. Operâ Frid. Sylburgii Veter. *E Typogr. Commelini*, 1594, *in fol.* " *Venet.* 1499. 1549. *Lips.* 1816, *4to.* P.

CONSTANTINI Lexicon—Rob. Constantini, Medici Cadomensis Dictionarium Ling. Graecae. *Genev.* 1562, 2 *vol. in fol.* [Item cum additionibus Francisci Porti aliorúmque, *ibid.* 1592, edit. opt.]

HENRICI STEPHANI Thesaurus.—Thesaurus Graecae Linguae, ab Henrico Stephano constructus, &c. *Anno* 1572, *excudebat Henr. Stephanus*, 5 *voll. in fol.* [Altera est editio hujus operis praestantissimi; sed sine anno, et cujus titulus hanc epigraphen exhibet; *Quidam ἐπιτέμνων me capulo tenus abdidit ensem: Aeger eram à Scapulis, sanus at huc redeo*:—ad Scapulae scil. Lexicon alludentem, quod ex Stephani priore ferè totum desumptum est. Verùm nihil refert, qua editione ad Linguae Graecae studium uteris. Vide Fab. Bibl. Gr. vol. vi. p. 663. seqq. edit. Harles.] Est et nova Editio, multis subsidiis instructa, cujus "aliquot partes e prelo Valpiano prodierunt." *Londini, in fol.* C. J. B. 1821. " Jam hic 21, in *A*, receptae sunt, 1823. P.

TIMAEI Lexicon Platonicum.—Timaei Sophistae Lexicon Vocum

Platonicarum. Ex cod. MS. Sangermanensi nunc primum edidit, atque animadversionibus illustravit David Ruhnkenius. *Lugd. Bat.* 1754, *in 8vo.*

Apollonii Lexicon Homericum.—Apollonii Sophistae Lexicon Graecum Iliadis et Odysseae. Primus ex cod. Sangermanensi in lucem vindicavit, &c. Joan. Baptista Casparus d'Ansse de Villoison, &c. *Lut. Par.* 1773, 2 *tom. in fol.* [Idem editum ab H. Tollio. *L. Bat.* 1788, *in 8vo.*] " 1 *Vol. 4to, Paris.* 1773, apud nos. P.

Seberi Index Homericus.—Index Vocabulorum in Homeri Iliade atque Odyssea, caeterisque quotquot extant Poëmatis. Studio M. Wolfgangi Seberi Sulani. Edit. nova, *Oxon.* 1780, *in 8vo.* Cum Appendice, *ibid.* 1782, *in 8vo.*

Damm Lexicon Homericum et Pindaricum.—Novum Lexicon Graecum Etymologicum et Reale, cui pro basi substratae sunt concordantiae et elucidationes Homericae et Pindaricae, cum indice universali Alphabetico. Collegit et digessit Christianus Tobias Damm. *Berol.* 1765, *in 4to.*

Aemylii Porti Lexica.—Aemylii Porti Lexicon Ionicum. *Francof.* 1603, *in 8vo.* Lexicon Doricum. *Ibid.* 1603, *in 8vo.* Lexicon Pindaricum. *Hanov.* 1606, *in 8vo.* "Lex. Ion. *Oxon.* 1821. 8vo. P.

Moeris Atticista.—Moeridis Atticistae Lexicon Atticum, cum Jo. Hudsoni, &c. aliorumque notis. Secundum ordinem MSStorum restituit, emendavit, &c. Jo. Piersonus. Accedit Aelii Herodiani Philetaerus è MSS. nunc primum editus, &c. *Lugd. Bat.* 1759. *in 8vo.*

Phrynichus.—Phrynichi Eclogae nominum ac verborum Atticorum, cum versione Lat. Pet. J. Nunnesii, et ejusdem ac Dav. Hoeschelii notis, &c. curante Jo. Corn. de Pauw, qui notas quoque suas addidit. *Traj. ad Rhen.* 1739, *in 4to.*

Thomas Magister.—Thomae Magistri vocum Atticarum Eclogae, ex dispositione Nic. Blancardi, cum vetustis Lamb. Bosii, et novis Heinsii, Fr. Junii, &c. animadversionibus, collegit partim digessitque Jo. Stephan. Bernard, M. D. qui et suas notas adjecit. *Lugd. Bat.* 1757, *in 8vo.*

Ammonius.—Ammonius de affinium vocabulorum differentiâ. Accedunt opuscula nondum edita, &c. Ammonium, ope MS. primae edit. Aldinae, et aliunde, emaculavit, et notis illustravit, reliqua ex codd. MSS. Bibl. Lugd. Bat. nunc primum vulgavit Ludovicus Casparus Valckenaer, *Ibid.* 1739, *in 4to.*

Harpocration.—Valerii Harpocrationis de vocibus liber. cum notis, &c. Jac. Gronovii. Accedunt diatribe H. Stephani, &c. item notae, &c. Henr. Valesii. *Lugd. Bat.* 1696, *in 4to.* [In quibusdam editionibus inscribitur *Λεξικὸν τῶν δέκα ῥητόρων.*]

C. T. Ernesti Lexicon Technologicum.—Lexicon Technologiae Graecor. Rhetoricae. Congessit et animadversionibus illustravit Jo. Chr. Theoph. Ernesti. *Lips.* 1795, *in 8vo.*

Gregorius de Dialectis.—Gregorius, Corinthi Metropolita, de Dialectis. E codd. MSS. emendavit et notis illustravit Gisbertus Koen. Accedunt Grammatici Leidensis et Meermanni de Dialectis opuscula, &c. *L. Bat.* 1766, *in 8vo.* " [et cum notis Bastii, Boissonadi, et Schaeferi, 2 tom. 8vo. *Lipsiae*, 1811.] C. J. B. 1 tom. pp. 1070 hîc. P.

Heupelius de Dialectis.—Canones de Graecarum Dialectorum proprietatibus, &c. Auctore Georg. Freder. Heupelio. *Argent.* 1712, *in 12mo.*

Maittaire Dialecti.—Graecae Linguae Dialecti, in Scholae Regiae Westmonasteriensis usum recognitae operâ Mich. Maittaire: praefationem, et appendicem ex Apollonii Dyscoli fragmento inedito addidit J. Fr. Reizius. *Hagae Comitum*, 1738, *in 8vo.*

Budaei Commentarii.—Gul. Budaei Commentarii Linguae Graecae. *Par.* 1529. *Bas.* 1530. [Opt. est *Par.* 1548, *in fol.*]

Dawes Miscellanea Critica:—Ricardi Dawes Miscellanea Critica: iterum edita. Curavit et Appendicem Adnotationis addidit Thomas Burgess. *Oxon.* 1781, *in 8vo.* Harles. *Lipsiae*, 1800.

Porsoni Supplementum in Praef. ad Hecubam Eurip. *Cant.* 1802, *in 8vo.* " In Ed. Eurip. iv Trag. Porson. *Lips.* 1807, 8vo. P.

Lennep Etymologicum.—Jo. Daniel a Lennep Etymologicum Linguae Graecae, &c. editionem curavit, atque animadversiones cum aliorum, tum suas adjecit, Everardus Scheidius, &c. *Trajecti ad Rhenum*, 1790, 2 *partibus*, *in 8vo.*

Valckenaer et Lennep.—L. C. Valckenaerii Observationes Academicae; quibus via munitur ad origines Graecas investigandas, Lexicorúmque defectus resarciendos: et Jo. Dan. a Lennep de Analogiâ Linguae Graecae, &c. recensuit, &c. Everard. Scheidius, *Traj. ad Rhen.* 1790, *in 8vo.*

Hephaestion.—Hephaestionis Alexandrini Enchiridion de metris et poëmatis, Gr. cum Schol. Graecis. *Par.* 1553, *in 4to.* Hephaestion, cum Notis variorum, &c. curante Thoma Gaisford. *Oxon.* 1810, *in 8vo.*

Foster *on Accent and Quantity.*—An Essay on the different Nature of Accent and Quantity, &c. By John Foster, M. A. 2d edit. *Eton*, 1763, *in 8vo.*

Heath in Poëtas Tragicos.—Notae sive Lectiones ad Tragicorum Graecorum, &c. quae supersunt Dramata, &c. Auctore Benjamino Heath. *Oxon.* 1762, *in 4to.*

De Rhythmo Graecorum liber singularis, in usum Juventutis Coll. Aenei Nasi olim conscriptus, et nunc demum in lucem editus. *Oxon.* 1789, *in 8vo.*

Hermannus de Metris.—Godofredi Hermanni de Metris Poëtarum Graecorum et Romanorum Libri III. *Lips.* 1796, *in 8vo.* Est et nova Editio nuper edita.

Dunbar Prosodia Graeca.—Prosodia Graeca, sive Metrorum Graecorum Expositio, nec non Dissertatio, Anglice scripta, de usu Digamma in Homeri Carminibus, &c. Studio G. Dunbar, Litt. Gr. Pr *Edin.* 1815, *in 8vo.*

Havercampi Sylloge.—Sigeberti Havercampi Sylloge Scriptorum, qui de Linguae Gr. vera et recta pronuntiatione commentarios reliquerunt, &c. *Lugd. Bat.* 1736, *in 8vo.* Sylloge altera, &c. *ibidem,* 1740, *in 8vo.*

Montfaucon Palaeographia Graeca.—Bernardi de Montfaucon Palaeographia Graeca, sive de ortu et progressu literarum Graecarum. *Paris,* 1708, *in fol.*

Bentley *against* Boyle.—A Dissertation upon the Epistles of Phalaris: with an answer to the objections of the Honourable Charles Boyle, Esq. By Richard Bentley, D. D. *Lond.* 1699, *in 8vo.* [N. B. Diss. ipsa primùm prodiit, unà cum Wotton's Reflections on Anc. and Mod. Learning. *Lond.* 1697. Nova edit. nuper prodiit *Lond.*]

Simonis Introductio in Linguam Graecam.—Introductio Grammatico-critica in Linguam Graecam, qua de linguae illius origine, &c. disseritur, edita à Joh. Simonis. Editio altera, &c. *Halae Magdeburg.* 1771, *in 8vo.*

Horne Tooke's Diversions of Purley.—*ΕΠΕΑ ΠΤΕΡΟΕΝΤΑ:* or the Diversions of Purley. By John Horne Tooke, A. M. late of St. John's College, Cambridge. *Lond.* Vol. I. 1798. Vol. II. 1805, *in 4to.*

Fabricii Bibliotheca Graeca.—Joannis Alberti Fabrîcii Bibliotheca Graeca, sive Notitia Scriptorum veterum Graecorum, &c. *Hamb.* 1706—28, 14 *voll. in 4to.* [Editionis novae multò locupletioris, curante Gottlieb Christophoro Harles, sex Voll. jam prodierunt. *Hamb.* 1790—98, *in 4to.*]

Dibdin's *Introduction.*—An Introduction to the knowledge of rare and valuable editions of the Gr. and Lat. Classics; &c. By T. F. Dibdin, A. B. 2d edit. *Lond.* 1804, *in 8vo.* 3d edit. *in 2 vols. Lond.* 1808.

Corsini Fasti Attici.—Fasti Attici, in quibus Archontum Atheniensium Series, &c. per Olympicos Annos disposita describuntur, &c. Auctore Eduardo Corsino. 4 *voll. Florent.* 1744-47-51-56, *in 4to.*

Voyage du Jeune Anacharsis en Grèce, dans le milieu du quatrième siècle avant l'ère vulgaire. 4 *voll.* avec recueil de cartes géographiques. *A Paris,* 1788, *in 4to.* [N. B. This book is translated with the following title: Travels of Anacharsis the younger in Greece, during the middle of the fourth century before the Christian aera. By the Abbé Barthelemy, &c. *Lond.* 1790, *in 7 vols. in 8vo,* and an 8*th in 4to,* containing maps, &c.

FINIS